HERODOTI HISTORIAE

LIBRI V-IX

RECOGNOVIT BREVIQVE ADNOTATIONE CRITICA INSTRVXIT

N. G. WILSON

TOMVS II

OXFORD CLASSICAL TEXTS

SCRIPTORVM CLASSICORVM
BIBLIOTHECA OXONIENSIS

OXONII
E TYPOGRAPHEO CLARENDONIANO

HERODOTI
HISTORIAE

RECOGNOVIT
BREVIQVE ADNOTATIONE CRITICA INSTRVXIT

N. G. WILSON

COLLEGII LINCOLNENSIS APVD OXONIENSES
SOCIVS

TOMVS ALTER
LIBROS V–IX CONTINENS

OXONII
E TYPOGRAPHEO CLARENDONIANO

OXFORD
UNIVERSITY PRESS

Great Clarendon Street, Oxford, OX2 6DP,
United Kingdom

Oxford University Press is a department of the University of Oxford.
It furthers the University's objective of excellence in research, scholarship,
and education by publishing worldwide. Oxford is a registered trade mark of
Oxford University Press in the UK and in certain other countries

© Oxford University Press 2015

The moral rights of the author have been asserted

First Edition published in 2015
Impression: 1

All rights reserved. No part of this publication may be reproduced, stored in
a retrieval system, or transmitted, in any form or by any means, without the
prior permission in writing of Oxford University Press, or as expressly permitted
by law, by licence or under terms agreed with the appropriate reprographics
rights organization. Enquiries concerning reproduction outside the scope of the
above should be sent to the Rights Department, Oxford University Press, at the
address above

You must not circulate this work in any other form
and you must impose this same condition on any acquirer

Published in the United States of America by Oxford University Press
198 Madison Avenue, New York, NY 10016, United States of America

British Library Cataloguing in Publication Data
Data available

Library of Congress Control Number: 2015934064

ISBN 978-0-19-956071-4

Printed and bound by
CPI Group (UK) Ltd, Croydon CR0 4YY

ΗΡΟΔΟΤΟΥ ΙϹΤΟΡΙΑΙ

SIGLA

A	Laurentianus plut. 70.3
D	Vaticanus gr. 2369
R	Vaticanus gr. 123
S	Cantabrigiensis, Collegii Emmanuelensis 30
U	Vaticanus Urbinas gr. 88
V	Vindobonensis hist.gr. 85
X	Vaticanus gr. 122
r	consensus RSUVX
d	consensus Dr

rarius citantur:

B	Angelicanus gr. 83
b	eiusdem pars recentior
C	Laurentianus, Conventi Soppressi 207
c	eiusdem pars recentior
E	excerpta in cod. Parisino suppl. gr. 134
K	Cantabrigiensis Bibl. Universitatis Nn. II.34
M	Estensis gr. 221
Nor	Norimbergensis Cent. V App. 10
P	Parisinus gr. 1633
p	Parisinus gr. 1635
Q	Parisinus gr. 1405
T	Laurentianus plut. 70.6
Y	Vaticanus Palatinus gr. 176

ΙCΤΟΡΙΩΝ Ε

Οἱ δὲ ἐν τῇ Εὐρώπῃ τῶν Περcέων καταλειφθέντες ὑπὸ 1
Δαρείου, τῶν ὁ Μεγάβαζος ἦρχε, πρώτους μὲν Περινθίους Ἑλληcποντίων οὐ βουλομένους ὑπηκόους εἶναι Δαρείου κατεcτρέψαντο, περιεφθέντας πρότερον καὶ ὑπὸ Παιόνων τρηχέως. (2) οἱ γὰρ ὦν ἀπὸ Cτρυμόνος Παίονες χρήcαντος τοῦ θεοῦ cτρατεύεcθαι ἐπὶ Περινθίους, καὶ ἢν μὲν ἀντικατιζόμενοι ἐπικαλέcωνταί cφεας οἱ Περίνθιοι ὀνομαcτὶ βώcαντες, τοὺς δὲ ἐπιχειρέειν, ἢν δὲ μὴ ἐπιβώcωνται, μὴ ἐπιχειρέειν, ἐποίεον οἱ Παίονες ταῦτα. ἀντικατιζομένων δὲ τῶν Περινθίων ἐν τῷ προαcτίῳ, ἐνθαῦτα μουνομαχίη τριφαcίη ἐκ προκλήcιός cφι ἐγένετο· καὶ γὰρ ἄνδρα ἀνδρὶ καὶ ἵππον ἵππῳ cυνέβαλον καὶ κύνα κυνί. (3) νικώντων δὲ τὰ δύο τῶν Περινθίων, ὡς ἐπαιώνιζον κεχαρηκότες, cυνεβάλοντο οἱ Παίονες τὸ χρηcτήριον αὐτὸ τοῦτο εἶναι καὶ εἶπάν κου παρὰ cφίcι αὐτοῖcι· Νῦν ἂν εἴη ὁ χρηcμὸς ἐπιτελεόμενος ἡμῖν, νῦν ἡμέτερον τὸ ἔργον. οὕτω τοῖcι Περινθίοιcι παιωνίcαcι ἐπιχειρέουcι οἱ Παίονες καὶ πολλόν τε ἐκράτηcαν καὶ ἔλιπόν cφεων ὀλίγους. τὰ μὲν δὴ ἀπὸ Παιόνων πρότερον γενόμενα 2
ὧδε ἐγένετο· τότε δὲ ἀνδρῶν ἀγαθῶν περὶ τῆς ἐλευθερίης γινομένων τῶν Περινθίων οἱ Πέρcαι τε καὶ ὁ Μεγάβαζος ἐπεκράτηcαν πλήθεϊ. (2) ὡς δὲ ἐχειρώθη ἡ Πέρινθος, ἤλαυνε

3 Δαρείου A: -είῳ d 5 οἱ γὰρ ὦν A: ὡς γὰρ οἱ d 7 ἐπικαλέcωνται A: -έονται d 8 ἢν ... ἐπιχειρέειν Ar: om. DS 9 ἐποίεον A: ἐποίευν d 10 προαcτίῳ V: -είῳ Ad 11 cφι d: om. A 16 τὸ d: om. A 21 ἡ d: om. A

τὸν ϲτρατὸν ὁ Μεγάβαζοϲ διὰ τῆϲ Θρηίκηϲ, πᾶϲαν πόλιν καὶ
πᾶν ἔθνοϲ τῶν ταύτῃ οἰκημένων ἡμερούμενοϲ βαϲιλέϊ· ταῦτα
γάρ οἱ ἐνετέταλτο ἐκ Δαρείου {Θρηίκην καταϲτρέφεϲθαι}.
3 Θρηίκων δὲ ἔθνοϲ μέγιϲτόν ἐϲτι μετά γε Ἰνδοὺϲ πάντων
ἀνθρώπων. εἰ δὲ ὑπ' ἑνὸϲ ἄρχοιτο ἢ φρονέοι κατὰ τὠυτό,
ἄμαχόν τ' ἂν εἴη καὶ πολλῷ κράτιϲτον πάντων ἐθνέων κατὰ
γνώμην τὴν ἐμήν. ἀλλὰ γὰρ τοῦτο ἄπορόν ϲφι καὶ ἀμήχανον,
<οὐδὲ> μή κοτε ἐγγένηται· εἰϲὶ δὴ κατὰ τοῦτο ἀϲθενέεϲ. (2)
οὐνόματα δ' ἔχουϲι πολλὰ κατὰ χώραϲ ἕκαϲτοι, νόμοιϲι δὲ
οὗτοι παραπληϲίοιϲι πάντεϲ χρέωνται κατὰ πάντα, πλὴν
Τετέων καὶ Τραυϲῶν καὶ τῶν κατύπερθε Κρηϲτωναίων
4 οἰκεόντων. τούτων δὲ τὰ μὲν Γέται οἱ ἀθανατίζοντεϲ ποιεῦϲι,
εἴρηταί μοι· Τραυϲοὶ δὲ τὰ μὲν ἄλλα πάντα κατὰ ταὐτὰ τοῖϲι
ἄλλοιϲι Θρῄιξι ἐπιτελέουϲι, κατὰ δὲ τὸν γινόμενον ϲφίϲι καὶ
ἀπογινόμενον ποιεῦϲι τοιάδε· (2) τὸν μὲν γενόμενον περιιζό-
μενοι οἱ προϲήκοντεϲ ὀλοφύρονται, ὅϲα μιν δεῖ ἐπείτε
ἐγένετο ἀναπλῆϲαι κακά, ἀπηγεόμενοι τὰ ἀνθρωπήια πάντα
πάθεα, τὸν δ' ἀπογενόμενον παίζοντέϲ τε καὶ ἡδόμενοι γῇ
κρύπτουϲι, ἐπιλέγοντεϲ ὅϲων κακῶν ἐξαπαλλαχθείϲ ἐϲτι
5 ἐν πάϲῃ εὐδαιμονίῃ. οἱ δὲ κατύπερθε Κρηϲτωναίων ποιεῦϲι
τοιάδε· ἔχει γυναῖκαϲ ἕκαϲτοϲ πολλάϲ· ἐπεὰν ὦν τιϲ αὐτῶν
ἀποθάνῃ, κρίϲιϲ γίνεται μεγάλη τῶν γυναικῶν καὶ φίλων
ϲπουδαὶ ἰϲχυραὶ περὶ τοῦδε, ἥτιϲ αὐτέων ἐφιλέετο μάλιϲτα

22 Μεγάβαζοϲ (om. ὁ) τὸν ϲτρατὸν A 24 ἐνετέταλτο A: ἐντ- d del. Cobet 25 γε d: om. A 26 ὑπ' d: ὑφ' A ἄρχοιτο A: -οίατο d 29 suppl. Richards ἐγγένηται d: ἐν γένηται A 30 πολλὰ ἔχουϲι d ἕκαϲτοι] ἑκάϲτων Wilson: an <διαιρεθέντεϲ>? 31 πάντεϲ Ar: om. D κατὰ Ar: καὶ τὰ DSV πάντα <εἶναι> d 32, 41 Κρηϲτωναίων d: -νέων A 33 οἰκεόντων A: ἐόντων d 35 ἄλλοιϲι A: om. d τόν <τε> vel τόν <τ' αἰεὶ> Van Herwerden ϲφίϲι AD: ϲφι r 36 ποιεῦϲι A: ποιέουϲι d τοιάδε A: τάδε d γενόμενον A: γιν- d 38 ἀπηγεόμενοι Bekker: ἀνηγ- 39 πάθεα πάντα d ἀπογενόμενον A: ἀπογιν- d, Stobaeus 4. 52. 53 40 ἐξαπαλλαχθείϲ A: ἐξαλλαπαχθείϲ d 41 πάϲῃ d: πᾶϲι A κατύπερθε] ὕπερθεν Stob. 4. 55. 18 42 τοιάδε A: τάδε d αὐτῶν P: αὐτέων Ad

ὑπὸ τοῦ ἀνδρός· ἣ δ' ἂν κριθῇ καὶ τιμηθῇ, ἐγκωμιασθεῖσα
ὑπό τε ἀνδρῶν καὶ γυναικῶν σφάζεται ἐς τὸν τάφον ὑπὸ τοῦ
οἰκηιοτάτου ἑωυτῆς, σφαχθεῖσα δὲ συνθάπτεται τῷ ἀνδρί· αἱ
δὲ ἄλλαι συμφορὴν μεγάλην ποιεῦνται· ὄνειδος γάρ σφι τοῦτο
μέγιστον γίνεται.
Τῶν δὲ δὴ ἄλλων Θρηίκων εἰσὶ οἵδε νόμοι· πωλεῦσι τὰ 6
τέκνα ἐπ' ἐξαγωγῇ. τὰς παρθένους οὐ φυλάσσουσι, ἀλλ' ἐῶσι
τοῖσι αὐταὶ βούλονται ἀνδράσι μίσγεσθαι. τὰς γυναῖκας
ἰσχυρῶς φυλάσσουσι· ὠνέονται τὰς γυναῖκας παρὰ τῶν
γονέων χρημάτων μεγάλων. (2) τὸ μὲν ἐστίχθαι εὐγενὲς
κέκριται, τὸ δὲ ἄστικτον ἀγεννές. ἀργὸν εἶναι κάλλιστον, γῆς
δὲ ἐργάτην ἀτιμότατον. τὸ ζῆν ἀπὸ πολέμου καὶ ληιστύος
κάλλιστον. οὗτοι μέν σφεων οἱ ἐπιφανέστατοι νόμοι εἰσί.
θεοὺς δὲ σέβονται μούνους τούσδε, Ἄρεα καὶ Διόνυσον καὶ 7
Ἄρτεμιν· οἱ δὲ βασιλέες αὐτῶν, πάρεξ τῶν ἄλλων πολιητέων,
σέβονται Ἑρμέην μάλιστα θεῶν καὶ ὀμνύουσι μοῦνον τοῦτον
καὶ λέγουσι γεγονέναι ἀπὸ Ἑρμέω ἑωυτούς. ταφαὶ δὲ τοῖσι 8
εὐδαίμοσι αὐτῶν εἰσι αἵδε· τρεῖς μὲν ἡμέρας προτιθεῖσι
τὸν νεκρὸν καὶ παντοῖα σφάξαντες ἱρήια εὐωχέονται, προ-
κλαύσαντες πρῶτον· ἔπειτα δὲ θάπτουσι κατακαύσαντες ἢ
ἄλλως γῇ κρύψαντες, χῶμα δὲ χέαντες ἀγῶνα τιθεῖσι
παντοῖον, ἐν τῷ τὰ μέγιστα ἄεθλα τίθεται †κατὰ λόγον†
μουνομαχίης. ταφαὶ μὲν δὴ Θρηίκων εἰσὶ αὗται.
Τὸ δὲ πρὸς βορέω ἔτι τῆς χώρης ταύτης οὐδεὶς ἔχει φράσαι 9

45 καὶ τιμηθῇ del. Van Herwerden 47 οἰκηιοτάτου A: οἰκειο- d
49 μέγιστον τοῦτο d 50 εἰσὶ οἵδε νόμοι Powell: ἐστὶ ὅδε νόμος
51, 52 τὰς <δὲ> A 52 τοῖσι Struve: οἷς 53 <καὶ> ὠνέονται A
54 <καὶ> τὸ A 55 ἀγεννές A: ἀγενές d 59 αὐτῶν A: αὐτέων d
τῶν ἄλλων πολιητέων] ὧλλοι πολιῆται Powell πολιητέων A: πολιτέων d
60 Ἑρμέην edd.: Ἑρμῆν 62 προτιθεῖσι d: -τιθέασι A 65 ἄλλως]
ἁπλῶς Semenov κρύψαντες A: κατακρύψαντες d 66 ἄεθλα d: ἆθλα A
κατὰ λόγον obelis notavit Powell: an κατὰ νόμον? 67 μουνομαχίης]
fortasse lacuna ante hanc vocem statuenda est vel εὐδαιμονίης scribendum
δὴ A: om. d αὗται A: αἵδε d 68 τῆς χώρης ἔτι d

τὸ ἀτρεκέϲ, οἵτινέϲ εἰϲι ἄνθρωποι οἰκέοντεϲ αὐτήν, ἀλλὰ τὰ πέρην ἤδη τοῦ Ἴϲτρου ἔρημοϲ χώρη φαίνεται ἐοῦϲα καὶ ἄπειροϲ. μούνουϲ δὲ δύναμαι πυθέϲθαι οἰκέονταϲ πέρην τοῦ Ἴϲτρου ἀνθρώπουϲ τοῖϲι οὔνομα εἶναι Ϲιγύνναϲ, ἐϲθῆτι δὲ χρεωμένουϲ Μηδικῇ. (2) τοὺϲ δὲ ἵππουϲ αὐτῶν εἶναι λαϲίουϲ ἅπαν τὸ ϲῶμα, καὶ ἐπὶ πέντε δακτύλουϲ τὸ βάθοϲ τῶν τριχῶν, ϲμικροὺϲ δὲ καὶ ϲιμοὺϲ καὶ ἀδυνάτουϲ ἄνδραϲ φέρειν, ζευγνυμένουϲ δὲ ὑπ' ἅρματα εἶναι ὀξυτάτουϲ· ἁρματηλατέειν δὴ πρὸϲ ταῦτα τοὺϲ ἐπιχωρίουϲ. κατήκειν δὲ τούτων τοὺϲ οὔρουϲ ἀγχοῦ Ἐνετῶν τῶν ἐν τῷ Ἀδρίῃ. (3) εἶναι δὲ Μήδων ϲφέαϲ ἀποίκουϲ λέγουϲι· ὅκωϲ δὲ οὗτοι Μήδων ἄποικοι γεγόναϲι, ἐγὼ μὲν οὐκ ἔχω ἐπιφράϲαϲθαι, γένοιτο δ' ἂν πᾶν ἐν τῷ μακρῷ χρόνῳ. **ϲιγύνναϲ δ' ὦν καλέουϲι Λίγυεϲ οἱ ἄνω ὑπὲρ Μαϲϲαλίηϲ οἰκέοντεϲ τοὺϲ καπήλουϲ, Κύπριοι δὲ τὰ δόρατα.**

10 ὡϲ δὲ Θρήικεϲ λέγουϲι, μέλιϲϲαι κατέχουϲι τὰ πέρην τοῦ Ἴϲτρου, καὶ ὑπὸ τουτέων οὐκ εἶναι διελθεῖν τὸ προϲωτέρω. ἐμοὶ μέν νυν ταῦτα λέγοντεϲ δοκέουϲι λέγειν οὐκ οἰκότα· τὰ γὰρ ζῷα ταῦτα φαίνεται εἶναι δύϲριγα· ἀλλά μοι τὰ ὑπὸ τὴν ἄρκτον ἀοίκητα δοκέει εἶναι διὰ τὰ ψύχεα. ταῦτα μέν νυν τῆϲ χώρηϲ ταύτηϲ πέρι λέγεται, τὰ παραθαλάϲϲια δ' ὦν αὐτῆϲ Μεγάβαζοϲ Περϲέων κατήκοα ἐποίεε.

11 Δαρεῖοϲ δὲ ὡϲ διαβὰϲ τάχιϲτα τὸν Ἑλλήϲποντον ἀπίκετο ἐϲ Ϲάρδιϲ, ἐμνήϲθη τῆϲ ἐξ Ἱϲτιαίου τε τοῦ Μιληϲίου εὐεργεϲίηϲ καὶ τῆϲ παραινέϲιοϲ τοῦ Μυτιληναίου Κώεω, μεταπεμψ-

69 ἄνθρωποι A: -ων d αὐτήν del. Van Herwerden 70 τὰ et ἤδη d: om. A ἐοῦϲα d: οὖϲα A 71 ἄπειροϲ] ἄποροϲ Bekker 72 τοῖϲι <δὲ> d Ϲιγύνναϲ r: -ύννα A: -ύναϲ D δὲ A: om. d 73 αὐτῶν A: αὐτέων d 74 καὶ d: om. A 75 ϲμικροὺϲ edd.: μικροὺϲ 76 ὑπ' d: ὑφ' A ὀξυτάτουϲ A: ὠκυτάτουϲ d 77 δὴ Richards: δὲ A: τε D: om. r 80 ἐπιφράϲαϲθαι A: -φράϲαι d 81–3 ϲιγύνναϲ ... δόρατα del. Reiske ϲιγύνναϲ Ar: -ύναϲ D 82 ἄνω A: om. d 84 ὑπὸ d: ὑπὲρ A τουτέων A: τούτων d 90 ἐποίεε A: ἐποίηϲε d 92 τε ante ἐξ traiecit Van Herwerden τε τοῦ Μιληϲίου A: om. d 93 Μυτιληναίου A: Μιτυλ- d

ἀμενος δέ σφεας ἐς Σάρδις ἐδίδου αὐτοῖσι αἵρεσιν. (2) ὁ μὲν δὴ Ἱστιαῖος, ἅτε τυραννεύων τῆς Μιλήτου, τυραννίδος μὲν οὐδεμιῆς προσεχρήιζε, αἰτέει δὲ Μύρκινον τὴν Ἠδωνῶν, βουλόμενος ἐν αὐτῇ πόλιν κτίσαι. οὗτος μὲν δὴ ταύτην αἱρέεται, ὁ δὲ Κώης, οἷά τε οὐ τύραννος δημότης δὲ ἐών, αἰτέει Μυτιλήνης τυραννεῦσαι. τελεωθέντων δὲ ἀμφοτέροισι οὗτοι 12
μὲν κατὰ εἵλοντο ἐτράποντο, Δαρεῖον δὲ συνήνεικε πρῆγμα τοιόνδε ἰδόμενον ἐπιθυμῆσαι ἐντείλασθαι Μεγαβάζῳ Παίονας ἑλόντα ἀνασπάστους ποιῆσαι ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίην· ἣν Πίγρης καὶ Μαστύης ἄνδρες Παίονες, οἳ ἐπείτε Δαρεῖος διέβη ἐς τὴν Ἀσίην, αὐτοὶ ἐθέλοντες Παιόνων τυραννεύειν ἀπικνέονται ἐς Σάρδις, ἅμα ἀγόμενοι ἀδελφεὴν μεγάλην τε καὶ εὐειδέα. (2) φυλάξαντες δὲ Δαρεῖον προκατιζόμενον ἐς τὸ προάστιον τὸ τῶν Λυδῶν ἐποίησαν τοιόνδε· σκευάσαντες τὴν ἀδελφεὴν ὡς εἶχον ἄριστα ἐπ' ὕδωρ ἔπεμπον ἄγγος ἐπὶ τῇ κεφαλῇ ἔχουσαν καὶ ἐκ τοῦ βραχίονος ἵππον ἐπέλκουσαν καὶ κλώθουσαν λίνον. (3) ὡς δὲ παρεξήιε ἡ γυνή, ἐπιμελὲς τῷ Δαρείῳ ἐγένετο· οὔτε γὰρ Περσικὰ ἦν οὔτε Λύδια τὰ ποιεύμενα ἐκ τῆς γυναικός, οὔτε πρὸς τῶν ἐκ τῆς Ἀσίης οὐδαμῶν. ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, τῶν δορυφόρων τινὰς πέμπει κελεύων φυλάξαι ὅ τι χρήσεται τῷ ἵππῳ ἡ γυνή. (4) οἱ μὲν δὴ ὄπισθεν εἵποντο, ἡ δὲ ἐπείτε ἀπίκετο ἐπὶ τὸν ποταμόν, ἦρσε τὸν ἵππον, ἄρσασα δὲ καὶ τὸ ἄγγος τοῦ ὕδατος ἐμπλησαμένη τὴν αὐτὴν ὁδὸν παρεξήιε, φέρουσα τὸ ὕδωρ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπέλκουσα ἐκ τοῦ βραχίονος τὸν ἵππον καὶ στρέφουσα τὸν ἄτρακτον. θωμάζων δὲ ὁ Δαρεῖος 13
τά τε ἤκουσε ἐκ τῶν κατασκόπων καὶ τὰ αὐτὸς ὥρα, ἄγειν

96 Ἠδωνῶν A: Ἠδωνίδα d   αἰτέει] an αἴτεε?   97 πόλιν ἐν αὐτῇ d   98 οὐ A: οὔτε d   δὲ Bekker: τε   99 Μυτιλήνης A: Μιτυλ- d   100 κατὰ <τὰ> d   102 ἐς τὴν Ἀσίην ἐκ τῆς Εὐρώπης A   103 ἣν vix sanum: an <ἐς τ>ήν, deleto οἳ?   Πίγρης A: Τίγρης d   107 προάστιον edd.: -ειον Ad   τὸ A: om. d   110 κλώθουσαν d: κλῶσαν A   παρεξήιε A: -ήει d (item 117)   112 Λύδια A: Λυδικὰ d   τῆς[2] <ἄλλης> Van Herwerden   114 πέμπει A: -ειν d   χρήσεται A: χρήσαιτο d

αὐτὴν ἐκέλευε ἑωυτῷ ἐς ὄψιν. ὡς δὲ ἄχθη, παρῆσαν καὶ οἱ ἀδελφεοὶ αὐτῆς οὔ κῃ πρόσω σκοπιὴν ἔχοντες τούτων. εἰρωτῶντος δὲ τοῦ Δαρείου ὁποδαπὴ εἴη, ἔφασαν οἱ νεηνίσκοι εἶναι Παίονες καὶ ἐκείνην εἶναι σφέων ἀδελφεήν. (2) ὁ δ' ἀμείβετο, τίνες δὲ οἱ Παίονες ἄνθρωποί εἰσι καὶ κοῦ γῆς οἰκημένοι, καὶ τί κεῖνοι ἐθέλοντες ἔλθοιεν ἐς Σάρδις. οἱ δέ οἱ ἔφραζον ὡς ἔλθοιεν μὲν ἐκείνῳ δώσοντες σφέας αὐτούς, εἴη δὲ ἡ Παιονίη ἐπὶ τῷ Στρυμόνι ποταμῷ πεπολισμένη, ὁ δὲ Στρυμὼν οὐ πρόσω τοῦ Ἑλλησπόντου, εἴησαν δὲ Τευκρῶν τῶν ἐκ Τροίης ἄποικοι. (3) οἱ μὲν δὴ αὐτὰ ἕκαστα ἔλεγον, ὁ δὲ εἰρώτα εἰ καὶ πᾶσαι αὐτόθι αἱ γυναῖκες εἴησαν οὕτω ἐργάτιδες. οἱ δὲ καὶ τοῦτο ἔφασαν προθύμως οὕτω ἔχειν·
14 πάντα γὰρ ὧν τούτου εἵνεκα καὶ ἐποιέετο. ἐνθαῦτα Δαρεῖος γράφει γράμματα Μεγαβάζῳ, τὸν ἔλιπε ἐν τῇ Θρηίκῃ στρατηγόν, ἐντελλόμενος ἐξαναστῆσαι ἐξ ἠθέων Παίονας καὶ παρ' ἑωυτὸν ἀγαγεῖν καὶ αὐτοὺς καὶ τὰ τέκνα τε καὶ τὰς γυναῖκας αὐτῶν. (2) αὐτίκα δὲ ἱππεὺς ἔθεε φέρων τὴν ἀγγελίην ἐπὶ τὸν Ἑλλήσποντον, περαιωθεὶς δὲ διδοῖ τὸ βυβλίον τῷ Μεγαβάζῳ. ὁ δὲ ἐπιλεξάμενος καὶ λαβὼν ἡγεμόνας ἐκ τῆς Θρηίκης ἐστρατεύετο ἐπὶ τὴν Παιονίην.
15 πυθόμενοι δὲ οἱ Παίονες τοὺς Πέρσας ἐπὶ σφέας ἰέναι, ἁλισθέντες ἐξεστρατεύσαντο πρὸς θαλάσσης, δοκέοντες ταύτῃ ἐπιχειρήσειν τοὺς Πέρσας ἐσβάλλοντας. (2) οἱ μὲν δὴ Παίονες ἦσαν ἑτοῖμοι τὸν Μεγαβάζου στρατὸν ἐπιόντα ἐρύκειν, οἱ δὲ Πέρσαι πυθόμενοι συναλίσθαι τοὺς Παίονας καὶ τὴν πρὸς θαλάσσης ἐσβολὴν φυλάσσοντας, ἔχοντες ἡγεμόνας τὴν ἄνω ὁδὸν τράπονται, λαθόντες δὲ τοὺς Παίονας

121 ἐκέλευε d: -ευσε A 122 οὔ κῃ A: οὐχὶ d: οὐκὶ Wesseling τούτων d: τουτέων A 123 ὁποδαπὴ A: ποδαπὴ r οἱ A: om. d 130 αὐτὰ A: ταῦτα d 131 εἴησαν ante αὐτόθι traiecit d 133 πάντα Richards: αὐτοῦ 134 Μεγαβάζῳ A: πρὸς Μεγάβαζον d 136 τὰ et τὰς A: om. d 137, 148 αὐτῶν A: αὐτέων d 139 βυβλίον A: βιβλ- d τῷ d: om. A 140 ἡγεμόνας A: -να d ἐστρατεύετο A: ἐστρατοπεδεύετο d 143 ἐσβάλλοντας Y, Van Herwerden: -βαλόντας d: ἐμβάλλοντας A

ἐcπίπτουcι ἐc τὰc πόλιαc αὐτῶν, ἐούcαc ἀνδρῶν ἐρήμουc· οἷα δὲ κεινῇcι ἐπιπεcόντεc εὐπετέωc κατέcχον. (3) οἱ δὲ Παίονεc ὡc ἐπύθοντο ἐχομέναc τὰc πόλιαc, αὐτίκα διαcκεδαcθέντεc κατ' ἑωυτοὺc ἕκαcτοι ἐτράποντο καὶ παρεδίδοcαν cφέαc αὐτοὺc τοῖcι Πέρcῃcι. οὕτω δὴ Παιόνων Cιριοπαίονέc τε καὶ Παιόπλαι καὶ οἱ μέχρι τῆc Πραcιάδοc λίμνηc ἐξ ἠθέων ἐξαναcτάντεc ἤγοντο ἐc τὴν Ἀcίην. οἱ δὲ περὶ τὸ Πάγγαιον 16
ὄροc †καὶ Δόβηραc καὶ Ἀγριᾶναc καὶ Ὀδομάντουc† καὶ αὐτὴν τὴν λίμνην τὴν Πραcιάδα οὐκ ἐχειρώθηcαν ἀρχὴν ὑπὸ Μεγαβάζου. <. . .> ἐπειρήθη δὲ καὶ τοὺc ἐν τῇ λίμνῃ κατοικημένουc ἐξαιρέειν <. . .> ὧδε· ἴκρια ἐπὶ cταυρῶν ὑψηλῶν ἐζευγμένα ἐν μέcῃ ἕcτηκε τῇ λίμνῃ, ἔcοδον ἐκ τῆc ἠπείρου cτεινὴν ἔχοντα μιῇ γεφύρῃ. (2) τοὺc δὲ cταυροὺc τοὺc ὑπεcτεῶταc τοῖcι ἰκρίοιcι τὸ μέν κου ἀρχαῖον ἔcτηcαν κοινῇ πάντεc οἱ πολιῆται, μετὰ δὲ νόμῳ χρεώμενοι ἱcτᾶcι τοιῷδε· κομίζοντεc ἐξ ὄρεοc τῷ οὔνομά ἐcτι Ὄρβηλοc κατὰ γυναῖκα ἑκάcτην ὁ γαμέων τρεῖc cταυροὺc ὑπίcτηcι· ἄγεται δὲ ἕκαcτοc cυχνὰc γυναῖκαc. (3) οἰκέουcι δὲ τοιοῦτον τρόπον, κρατέων ἕκαcτοc ἐπὶ τῶν ἰκρίων καλύβηc τε ἐν τῇ διαιτᾶται καὶ θύρηc καταρρακτῆc διὰ τῶν ἰκρίων κάτω φερούcηc ἐc τὴν λίμνην. τὰ δὲ νήπια παιδία δέουcι τοῦ ποδὸc cπάρτῳ, μὴ κατακυλιcθῇ δειμαίνοντεc. (4) τοῖcι δὲ ἵπποιcι καὶ τοῖcι ὑποζυγίοιcι παρέχουcι χόρτον ἰχθῦc· τῶν δὲ πλῆθόc ἐcτι τοcοῦτο ὥcτε, ὅταν τὴν θύρην τὴν καταρρακτὴν ἀνακλίνῃ, κατίει cχοινίῳ cπυρίδα κεινὴν ἐc τὴν λίμνην καὶ οὐ πολλόν

148 ἐcπίπτουcι A: ἐπειcπίπτουcι d 151 κατ' d: καθ' A 152 αὐτοὺc d: ἑωυτοὺc A Cιριοπαίονέc Holstenius: Cιρο- d: Cειρο- A 154 ἐξαναcτάντεc Ar: ἀναcτάντεc D τὸ d: τε A 155 καὶ Δοβῆραc . . . Ὀδομάντουc secl. Stein, post ἐπειρήθη δὲ (157) traiecit Weber 157, 158 post Μεγαβάζου et ἐξαιρέειν lacunas statuit Powell 158 κατοικημένουc post ἐξαιρέειν traiecit Abicht 159 ἕcτηκε d: -κεε A 160 τοὺc² A: τούτουc d 161 τὸ A: τοῦτο d 163 ὄρεοc A: οὔρεοc d 165 cυχνὰc A: πολλὰc d τοιοῦτον A: τοῦτον τὸν d 166 τε A: om. d τῇ edd.: ᾗ 167 καταρρακτῆc Reiske: καταπακτῆc (item 171) 171 τοcοῦτο A: -ον d 172 cχοινίῳ r: -νῳ A: -νία D κεινὴν r: κενὴν A: κειμένην D

τινα χρόνον ἐπιςχὼν ἀναςπᾷ πλήρεα ἰχθύων. τῶν δὲ ἰχθύων ἔςτι γένεα δύο, τοὺς καλέουςι πάπρακάς τε καὶ τίλωνας.

17 Παιόνων μὲν δὴ οἱ χειρωθέντες ἤγοντο ἐς τὴν Ἀςίην, Μεγάβαζος δὲ ὡς ἐχειρώςατο τοὺς Παίονας, πέμπει ἀγγέλους ἐς Μακεδονίην ἄνδρας ἑπτὰ Πέρςας, οἳ μετ' αὐτὸν ἐκεῖνον ἦςαν δοκιμώτατοι ἐν τῷ ςτρατοπέδῳ. ἐπέμποντο δὲ οὗτοι παρὰ Ἀμύντην αἰτήςοντες γῆν τε καὶ ὕδωρ Δαρείῳ βαςιλέϊ. (2) ἔςτι δὲ ἐκ τῆς Πραςιάδος λίμνης ςύντομος κάρτα ἐς τὴν Μακεδονίην. πρῶτον μὲν γὰρ ἔχεται τῆς λίμνης τὸ μέταλλον ἐκ τοῦ ὕςτερον τούτων τάλαντον ἀργυρίου Ἀλεξάνδρῳ ἡμέρης ἑκάςτης ἐφοίτα, μετὰ δὲ τὸ μέταλλον Δύςωρον καλεόμενον ὄρος ὑπερβάντι εἶναι ἐν Μακεδονίῃ.

18 οἱ ὦν Πέρςαι οἱ πεμφθέντες οὗτοι παρὰ τὸν Ἀμύντην ὡς ἀπίκοντο, αἴτεον ἐλθόντες ἐς ὄψιν τὴν Ἀμύντεω Δαρείῳ βαςιλέϊ γῆν τε καὶ ὕδωρ. ὁ δὲ ταῦτά τε ἐδίδου καί ςφεας ἐπὶ ξείνια καλέει, παραςκευαςάμενος δὲ δεῖπνον μεγαλοπρεπὲς ἐδέκετο τοὺς Πέρςας φιλοφρόνως. (2) ὡς δὲ ἀπὸ δείπνου ἐγίνοντο, διαπίνοντες εἶπαν οἱ Πέρςαι τάδε· Ξεῖνε Μακεδών, ἡμῖν νόμος ἐςτὶ τοῖςι Πέρςῃςι, ἐπεὰν δεῖπνον προτιθώμεθα μέγα, τότε καὶ τὰς παλλακὰς καὶ τὰς κουριδίας γυναῖκας ἐςάγεςθαι παρέδρους· ςύ νυν, ἐπεί περ προθύμως μὲν ἐδέξαο, μεγάλως δὲ ξεινίζεις, διδοῖς τε βαςιλέϊ Δαρείῳ γῆν τε καὶ ὕδωρ, ἕπεο νόμῳ τῷ ἡμετέρῳ. (3) εἶπε πρὸς ταῦτα Ἀμύντης· Ὦ Πέρςαι, νόμος μὲν ἡμῖν γέ ἐςτι οὐκ οὗτος, ἀλλὰ κεχωρίςθαι ἄνδρας γυναικῶν· ἐπείτε δὲ ὑμεῖς ἐόντες δεςπόται προςχρηίζετε τούτων, παρέςται ὑμῖν καὶ ταῦτα. εἴπας τοςαῦτα ὁ

174 πάπρακάς Ar: πάτρ- D 178 ἐν τῷ ςτρατοπέδῳ δοκιμώτατοι d 181 πρῶτον A: πρῶτα d 182 ἐκ τοῦ Struve: ἐξ οὗ 184 ὑπερβάντι Abicht, Bernhardy: -βάντα an <ἔξεςτι> εἶναι? 187 βαςιλέϊ A: om. d 188 ξείνια A: ξεινίας d δὲ A: om. d 190 ἐγίνοντο Ar: ἐγέν- DS 192 μέγα Ar: μέγαν D 194 ξεινίζεις A: ἐξείνιςας d τε¹ d: δὲ A 195 <ὁ> Ἀμύντης D 196 οὐκ d: οὐχ A οὗτος A: οὕτως d 198 τούτων A: τουτέων d ὑμῖν A: μὲν d ταῦτα A: τάδε d

Ἀμύντηϲ μετεπέμπετο τὰϲ γυναῖκαϲ. αἱ δ᾽ ἐπείτε καλεόμεναι
ἦλθον, ἐπεξῆϲ ἀντίαι ἵζοντο τοῖϲι Πέρϲῃϲι. (4) ἐνθαῦτα οἱ
Πέρϲαι ἰδόμενοι γυναῖκαϲ εὐμόρφουϲ ἔλεγον πρὸϲ Ἀμύντην
φάμενοι τὸ ποιηθὲν τοῦτο οὐδὲν εἶναι ϲοφόν· κρέϲϲον γὰρ
εἶναι ἀρχῆθεν μὴ ἐλθεῖν τὰϲ γυναῖκαϲ ἢ ἐλθούϲαϲ καὶ μὴ
παριζομέναϲ ἀντίαϲ ἵζεϲθαι ἀλγηδόναϲ ϲφίϲι ὀφθαλμῶν. (5)
ἀναγκαζόμενοϲ δὲ ὁ Ἀμύντηϲ ἐκέλευε παρίζειν· πειθομένων
δὲ τῶν γυναικῶν αὐτίκα οἱ Πέρϲαι μαϲτῶν τε ἅπτοντο οἷα
πλεόνωϲ οἰνωμένοι καί κού τιϲ καὶ φιλέειν ἐπειρᾶτο.
Ἀμύντηϲ μὲν δὴ ταῦτα ὁρέων ἀτρέμαϲ εἶχε, καίπερ 19
δυϲφορέων, οἷα ὑπερδειμαίνων τοὺϲ Πέρϲαϲ· Ἀλέξανδροϲ δὲ ὁ
Ἀμύντεω παρεών τε καὶ ὁρέων ταῦτα, ἅτε νέοϲ τε ἐὼν καὶ
κακῶν ἀπαθήϲ, οὐδαμῶϲ ἔτι κατέχειν οἷόϲ τε ἦν, ὥϲτε δὲ
βαρέωϲ φέρων εἶπε πρὸϲ Ἀμύντην τάδε· Ϲὺ μέν, ὦ πάτερ, εἶκε
τῇ ἡλικίῃ ἀπιών τε ἀναπαύεο μηδὲ λιπάρεε τῇ πόϲι· ἐγὼ
δὲ προϲμένων αὐτοῦ τῇδε πάντα τὰ ἐπιτήδεα παρέξω τοῖϲι
ξείνοιϲι. (2) πρὸϲ ταῦτα ϲυνιεὶϲ Ἀμύντηϲ ὅτι νεώτερα πρήγ-
ματα πρήϲϲειν μέλλοι Ἀλέξανδροϲ, λέγει· Ὦ παῖ, ϲχεδὸν
γάρ ϲευ ἀνακαιομένου ϲυνίημι τοὺϲ λόγουϲ, ὅτι ἐθέλειϲ ἐμὲ
ἐκπέμψαϲ ποιέειν τι νεώτερον· ἐγὼ ὦν ϲευ χρηίζω μηδὲν
νεοχμῶϲαι κατ᾽ ἄνδραϲ τούτουϲ, ἵνα μὴ ἐξεργάϲῃ ἡμέαϲ,
ἀλλὰ ἀνέχευ ὁρέων τὰ ποιεύμενα· ἀμφὶ δὲ ἀπόδῳ τῇ ἐμῇ
πείϲομαί τοι. ὡϲ δὲ ὁ Ἀμύντηϲ χρηίϲαϲ τούτων οἰχώκεε, 20
λέγει ὁ Ἀλέξανδροϲ πρὸϲ τοὺϲ Πέρϲαϲ· Γυναικῶν τουτέων,
ὦ ξεῖνοι, ἔϲτι ὑμῖν πολλὴ εὐπετείη, καὶ εἰ πάϲῃϲι βούλεϲθε

199 μετεπέμπετο A: -πέμψατο d καλεόμεναι A: κελευόμεναι d 200–1 ἰδόμενοι οἱ Πέρϲαι d 203 ἀρχῆθεν] ἀρχὴν Van Herwerden 204 παριζομέναϲ d: παρεζ- A ἀντίαϲ A: ἀντία d ἀλγηδόναϲ A: -να d ϲφίϲι A: ϲφι d 205 πειθομένων r: -μενέων AD: πιθομένων Cobet 208 ὁρέων d: ὁρῶν A 210 τε² A: om. d 211 δὲ Ar: om. D 212 Ἀμύντην A: -τεα d ὦ πάτερ, ϲὺ μὲν A 213 πόϲι A: πόϲει d 215 ϲυνιεὶϲ A: ϲυνεὶϲ d <ὁ> Ἀμύντηϲ d 216 πρήϲϲειν A: πρήξειν d <ὁ> Ἀλέξανδροϲ AD 217 ἀνακαιομένου A: ἀναγομένου d: ἀναγκαζομένου Nenci 221 τοι A: om. d 222 λέγει A: ἔλεγε d 223 ἔϲτι ... πολλὴ A: πολλή ἔϲτιν ἐν ὑμῖν d πάϲῃϲι A: ἀπ- d

μίcγεcθαι καὶ ὁκόcῃcι ὦν αὐτέων. (2) *τούτου μὲν πέρι αὐτοὶ ἀποcημανέετε· νῦν δέ, cχεδὸν γὰρ ἤδη τῆc κοίτηc ὥρη προcέρχεται ὑμῖν καὶ καλῶc ἔχονταc ὑμέαc ὁρῶ μέθηc, γυναῖκαc ταύταc, εἰ ὑμῖν φίλον ἐcτί, ἄφετε λούcαcθαι, λουcαμέναc δὲ ὀπίcω προcδέκεcθε.* (3) *εἴπαc ταῦτα, cυνέπαινοι γὰρ ἦcαν οἱ Πέρcαι, γυναῖκαc μὲν ἐξελθούcαc ἀπέπεμπε ἐc τὴν γυναικηίην, αὐτὸc δὲ ὁ Ἀλέξανδροc ἴcουc τῇcι γυναιξὶ ἀριθμὸν ἄνδραc λειογενείουc τῇ τῶν γυναικῶν ἐcθῆτι cκευάcαc καὶ ἐγχειρίδια δοὺc παρῆγε ἔcω, παράγων δὲ τούτουc ἔλεγε τοῖcι Πέρcῃcι τάδε·* (4) *Ὦ Πέρcαι, οἴκατε πανδαιcίῃ τελείῃ ἱcτιῆcθαι· τά τε γὰρ ἄλλα ὅcα εἴχομεν, καὶ πρὸc τὰ οἷά τε ἦν ἐξευρόνταc παρέχειν, πάντα ὑμῖν πάρεcτι, καὶ δὴ καὶ τόδε τὸ πάντων μέγιcτον, τάc τε ἑωυτῶν μητέραc καὶ τὰc ἀδελφεὰc ἐπιδαψιλευόμεθα ὑμῖν, ὡc παντελέωc μάθητε τιμώμενοι πρὸc ἡμέων τῶν πέρ ἐcτε ἄξιοι, πρὸc δὲ καὶ βαcιλέϊ τῷ πέμψαντι ἀπαγγείλητε ὡc ἀνὴρ Ἕλλην, Μακεδόνων ὕπαρχοc, εὖ ὑμέαc ἐδέξατο καὶ τραπέζῃ καὶ κοίτῃ.* (5) *ταῦτα εἴπαc Ἀλέξανδροc παρίζει Πέρcῃ ἀνδρὶ ἄνδρα Μακεδόνα ὡc γυναῖκα τῷ λόγῳ· οἱ δέ, ἐπείτέ cφεων οἱ Πέρcαι ψαύειν ἐπειρῶντο, διεργάζοντο αὐτούc.*

21 *Καὶ οὗτοι μὲν τούτῳ τῷ μόρῳ διεφθάρηcαν, καὶ αὐτοὶ καὶ ἡ θεραπηίη αὐτῶν· εἵπετο γὰρ δή cφι καὶ ὀχήματα καὶ θεράποντεc καὶ ἡ πᾶcα πολλὴ παραcκευή· πάντα δὴ ταῦτα ἅμα πᾶcι ἐκείνοιcι ἠφάνιcτο.* (2) *μετὰ δὲ χρόνῳ οὐ πολλῷ ὕcτερον ζήτηcιc τῶν ἀνδρῶν τούτων μεγάλη ἐκ τῶν Περcέων ἐγίνετο, καί cφεαc Ἀλέξανδροc κατέλαβε cοφίῃ, χρήματά τε*

224 *μίcγεcθαι* A: *μίγνυcθαι* d 225 *ἀποcημανέετε* A: *-μάνετε* d 228 *προcδέκεcθε* d: *-cθαι* A 229 *ἐξελθούcαc* A: *ἐc-* d 231 *ἀριθμὸν* post *ἴcουc* traiecit d 232 *παρῆγε* d: *ἦγε* A *ἔcω* P: *εἴcω* Ad 234 *τελείῃ* d: *τελέῃ* A *ἱcτιῆcθαι* Lhardy: *ἡcτ-* A: *εἰcτ-* d 235 *οἷά* A: *οἷόν* d 236 *τὸ* A: om. d *τε* A: om. d 237 *ἐπιδαψιλευόμεθα* d: *-εύμεθα* A 238 *μάθητε* d: *μάθετε* A 240 *Μακεδόνων* S: *Μακεδὼν* Ad 241 *εἴπαc* <*ὁ*> A 245 *θεραπηίη* A: *-πείη* d *αὐτῶν* AD: *αὐτέων* r 247 *πᾶcι* d: om. A *ἠφάνιcτο* d: *-ίζετο* A 248, 253 *τούτων* A: *τουτέων* d 249 *cοφίῃ κατέλαβε* D

δοὺϲ πολλὰ καὶ τὴν ἑωυτοῦ ἀδελφεὴν τῇ οὔνομα ἦν Γυγαίη· δοὺϲ δὲ ταῦτα κατέλαβε ὁ Ἀλέξανδροϲ Βουβάρῃ ἀνδρὶ Πέρϲῃ, τῶν διζημένων τοὺϲ ἀπολομένουϲ τῷ ϲτρατηγῷ. ὁ μέν νυν τῶν Περϲέων τούτων θάνατοϲ οὕτω καταλαμφθεὶϲ ἐϲιγήθη.

22 Ἕλληναϲ δὲ εἶναι τούτουϲ τοὺϲ ἀπὸ Περδίκκεω γεγονόταϲ, κατά περ αὐτοὶ λέγουϲι, αὐτόϲ τε οὕτω τυγχάνω ἐπιϲτάμενοϲ καὶ δὴ καὶ ἐν τοῖϲι ὄπιϲθε λόγοιϲι ἀποδέξω ὡϲ εἰϲὶ Ἕλληνεϲ· πρὸϲ δὲ καὶ οἱ τὸν ἐν Ὀλυμπίῃ διέποντεϲ ἀγῶνα Ἑλλήνων οὕτω ἔγνωϲαν εἶναι. (2) βουλομένου γὰρ Ἀλεξάνδρου ἀεθλεύειν καὶ καταβάντοϲ ἐπ' αὐτὸ τοῦτο οἱ ἀντιθευϲόμενοι Ἑλλήνων ἐξεῖργόν μιν, φάμενοι οὐ βαρβάρων ἀγωνιϲτέων εἶναι τὸν ἀγῶνα ἀλλὰ Ἑλλήνων. Ἀλέξανδροϲ δὲ ἐπειδὴ ἀπέδεξε ὡϲ εἴη Ἀργεῖοϲ, ἐκρίθη τε εἶναι Ἕλλην καὶ ἀγωνιζόμενοϲ ϲτάδιον ϲυνεξέπιπτε τῷ πρώτῳ. ταῦτα μέν νυν οὕτω κῃ ἐγένετο.

23 Μεγάβαζοϲ δὲ ἄγων τοὺϲ Παίοναϲ ἀπίκετο ἐπὶ τὸν Ἑλλήϲποντον, ἐνθεῦτεν δὲ διαπεραιωθεὶϲ ἀπίκετο ἐϲ τὰϲ Ϲάρδιϲ. ἅτε δὲ τειχέοντοϲ ἤδη Ἱϲτιαίου τοῦ Μιληϲίου <Μύρκινον> τὴν παρὰ Δαρείου αἰτήϲαϲ ἔτυχε δωρεὴν <ἅτε> μιϲθὸν φυλακῆϲ τῆϲ ϲχεδίηϲ, ἐόντοϲ δὲ τοῦ χώρου τούτου παρὰ Ϲτρυμόνα ποταμόν, {τῷ οὔνομά ἐϲτι Μύρκινοϲ}, μαθὼν ὁ Μεγάβαζοϲ τὸ ποιεύμενον ἐκ τοῦ Ἱϲτιαίου, ὡϲ ἦλθε τάχιϲτα ἐϲ τὰϲ Ϲάρδιϲ ἄγων τοὺϲ Παίοναϲ, ἔλεγε Δαρείῳ τάδε· (2) Ὦ βαϲιλεῦ, κοῖόν τι χρῆμα ἐποίηϲαϲ, ἀνδρὶ Ἕλληνι δεινῷ τε καὶ ϲοφῷ δοὺϲ ἐγκτίϲαϲθαι πόλιν ἐν Θρηίκῃ, ἵνα ἴδη τε

251 ταῦτα A: ταύτην d 252 τῷ ϲτρατηγῷ Valckenaer: τῶν -ῶν 254 τούτουϲ εἶναι d τοὺϲ AD: om. r 257 ἐν d: om. A 258 Ἑλλήνων d: Ἑλληνοδίκαι A <καὶ> οὕτω d 258–9 βουλομένου ... ἀεθλεύειν A: Ἀλεξάνδρου γὰρ ἀεθλεύειν ἑλομένου d 261 ἀγωνιϲτέων A: -έον d 262 δὲ A: μὲν δὴ d τε εἶναι Ἕλλην A: Ἕλλην εἶναι d 263 ἀγωνιζόμενοϲ A: -ιϲάμενοϲ d 265 ἐπὶ A: ἐϲ d 266 δὲ d: om. A ἀπίκετο del. Van Herwerden τὰϲ A: om. d 268 suppl. Steger δωρεὴν μιϲθὸν iam Abicht, <ἅτε> Wilson: μιϲθὸν δωρεὴν: μιϲθὸν del. Schaefer: δωρεὴν del. Dobree 270 del. Powell μαθὼν <δὲ> d 273 κοῖόν A: οἷόν d 274 ἐγκτίϲαϲθαι A: ἐγκτήϲαϲθαι d ἴδη post ἐϲτι traiecit d

ναυπηγήϲιμόϲ ἐϲτι ἄφθονοϲ καὶ πολλοὶ κωπέεϲ καὶ μέταλλα ἀργύρεα, ὅμιλόϲ τε πολλὸϲ μὲν Ἕλλην περιοικέει, πολλὸϲ δὲ βάρβαροϲ, οἳ προϲτάτεω ἐπιλαβόμενοι ποιήϲουϲι τοῦτο τὸ ἂν κεῖνοϲ ἐξηγέηται καὶ ἡμέρηϲ καὶ νυκτόϲ. (3) *ϲύ νυν τοῦτον τὸν ἄνδρα παῦϲον ταῦτα ποιεῦντα, ἵνα μὴ οἰκηίῳ πολέμῳ ϲυνέχῃ. τρόπῳ δὲ ἠπίῳ μεταπεμψάμενοϲ παῦϲον· ἐπεὰν δὲ αὐτὸν περιλάβῃϲ, ποιέειν ὅκωϲ μηκέτι κεῖνοϲ ἐϲ Ἕλληναϲ*
24 *ἀπίξεται. ταῦτα λέγων ὁ Μεγάβαζοϲ εὐπετέωϲ ἔπειθε τὸν Δαρεῖον ὡϲ εὖ προορῶν τὸ μέλλον γίνεϲθαι. μετὰ δὲ πέμψαϲ ἄγγελον ἐϲ τὴν Μύρκινον ὁ Δαρεῖοϲ ἔλεγε τάδε· Ἱϲτιαῖε, βαϲιλεὺϲ Δαρεῖοϲ τάδε λέγει· ἐγὼ φροντίζων εὑρίϲκω ἐμοί τε καὶ τοῖϲι ἐμοῖϲι πρήγμαϲι εἶναι οὐδένα ϲεῦ ἄνδρα εὐνοέϲτερον, τοῦτο δὲ οὐ λόγοιϲι ἀλλ᾽ ἔργοιϲι οἶδα μαθών.* (2) *νῦν ὦν, ἐπινοέω γὰρ πρήγματα μεγάλα κατεργάϲαϲθαι, ἀπίκεό μοι πάντωϲ, ἵνα τοι αὐτὰ ὑπερθέωμαι. τούτοιϲι τοῖϲι ἔπεϲι πιϲτεύϲαϲ ὁ Ἱϲτιαῖοϲ καὶ ἅμα μέγα ποιεύμενοϲ βαϲιλέοϲ ϲύμβουλοϲ γενέϲθαι ἀπίκετο ἐϲ τὰϲ Ϲάρδιϲ.* (3) *ἀπικομένῳ δέ οἱ ἔλεγε Δαρεῖοϲ τάδε· Ἱϲτιαῖε, ἐγώ ϲε μετεπεμψάμην τῶνδε εἵνεκεν· ἐπείτε τάχιϲτα ἐνόϲτηϲα ἀπὸ Ϲκυθέων καὶ ϲύ μοι ἐγένεο ἐξ ὀφθαλμῶν, οὐδέν κω ἄλλο χρῆμα οὕτω †ἐν βραχέϊ† ἐπεζήτηϲα ὡϲ ϲὲ ἰδεῖν τε καὶ ἐϲ λόγουϲ ϲοι ἀπικέϲθαι, ἐγνωκὼϲ ὅτι κτημάτων πάντων ἐϲτὶ τιμιώτατον ἀνὴρ φίλοϲ ϲυνετόϲ τε καὶ εὔνοοϲ, τά τοι ἐγὼ καὶ ἀμφότερα ϲυνειδὼϲ ἔχω μαρτυρέειν ἐϲ πρήγματα τὰ ἐμά.* (4) *νῦν ὦν, εὖ γὰρ ἐποίηϲαϲ ἀπικόμενοϲ, τάδε τοι ἐγὼ προτείνομαι· Μίλητον μὲν ἔα καὶ τὴν νεόκτιϲτον ἐν Θρηίκῃ πόλιν, ϲὺ δέ μοι*

275 *μέταλλα ἀργύρεα* A: *μεγάλα ἀργύρια* d 276 *Ἕλλην* Ar: *ἄλλην* D 278 *κεῖνοϲ* A: *ἐκεῖνοϲ* d *ἐξηγέηται* AD: *-έεται* r *τὸν ἄνδρα τοῦτον* d 280 *ϲυνέχῃ* A: *ϲυνέχεαι* d 282 *ἔπειθε*] *ἔπειϲε* Richards *τὸν* d: om. A 283–4 *ἄγγελον πέμψαϲ ὁ Δαρεῖοϲ ἐϲ* d 286 *οὐδένα εἶναι* d 288 *ἀπίκεο* A: *ἀπίκνεο* d 292 *οἱ* d: om. A 293 *εἵνεκεν* d: *-κα* A 294 *χρῆμα* A: *πρῆγμα* d *ἐν βραχέϊ* obelis notavit Maas, del. Powell: an post *ϲύ μοι* vel ante *ἀπικέϲθαι* traiciendum? 295 *ϲοι* Powell post Stein: *μοι* 297 *τε καὶ* A: om. d

ἑπόμενος ἐς Cοῦcα ἔχε τά περ ἂν ἐγὼ ἔχω, ἐμός τε cύccιτος
ἐὼν καὶ cύμβουλος. ταῦτα Δαρεῖος εἴπας καὶ καταστήcαc 25
Ἀρταφέρνεα ἀδελφεὸν ἑωυτοῦ ὁμοπάτριον ὕπαρχον εἶναι
Cαρδίων, ἀπήλαυνε ἐς Cοῦcα ἅμα ἀγόμενος Ἱστιαῖον, Ὀτάνεα
δὲ ἀποδέξας ὕπαρχον εἶναι τῶν παραθαλαccίων ἀνδρῶν,
τοῦ τὸν πατέρα Cιcάμνην βασιλεὺς Καμβύσης γενόμενον τῶν
βασιληίων δικαστέων, ὅτι ἐπὶ χρήμασι δίκην ἄδικον ἐδίκασε,
cφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπέην, cπαδίξας δὲ αὐτοῦ
τὸ δέρμα ἱμάντας ἐξ αὐτοῦ ἔταμε καὶ ἐνέτεινε τὸν θρόνον ἐς
τὸν ἵζων ἐδίκαζε· (2) ἐντανύσας δὲ ὁ Καμβύσης ἀπέδεξε
δικαστὴν εἶναι {ἀντὶ τοῦ Cιcάμνεω, τὸν ἀποκτείνας
ἀπέδειρε,} τὸν παῖδα τοῦ Cιcάμνεω, ἐντειλάμενός οἱ μεμνῆ-
σθαι ἐν τῷ κατίζων θρόνῳ δικάζει. οὗτος ὦν ὁ Ὀτάνης, 26
ὁ ἐγκατιζόμενος ἐς τοῦτον τὸν θρόνον, τότε διάδοχος γεν-
όμενος Μεγαβάζῳ τῆς στρατηγίης Βυζαντίους τε εἷλε καὶ
Καλχηδονίους, εἷλε δὲ Ἄντανδρον τὴν ἐν τῇ Τρῳάδι γῇ, εἷλε
δὲ Λαμπώνιον, λαβὼν δὲ παρὰ Λεσβίων νέας εἷλε Λῆμνόν τε
καὶ Ἴμβρον, ἀμφοτέρας ἔτι τότε ὑπὸ Πελασγῶν οἰκεομένας.
οἱ μὲν δὴ Λήμνιοι καὶ ἐμαχέσαντο εὖ καὶ ἀμυνόμενοι ἀνὰ 27
χρόνον ἐκακώθησαν, τοῖσι δὲ περιεοῦσι αὐτῶν οἱ Πέρσαι
ὕπαρχον ἐπιστᾶσι Λυκάρητον τὸν Μαιανδρίου τοῦ βασιλ-
εύσαντος Cάμου ἀδελφεόν. (2) οὗτος ὁ Λυκάρητος ἄρχων
ἐν Λήμνῳ τελευτᾷ <...> αἰτίη δὲ τούτου ἥδε· πάντας
ἠνδραποδίζετο καὶ κατεστρέφετο, τοὺς μὲν λιποστρατίης ἐπὶ
Cκύθας αἰτιώμενος, τοὺς δὲ σίνεσθαι τὸν Δαρείου στρατὸν
ἀπὸ Cκυθέων ὀπίσω ἀποκομιζόμενον.

303 *Ἀρταφέρνεα* d: *-φρένεα* A 305 *ὕπαρχον* d: *στρατηγὸν* (post *εἶναι*) A 307 *δικαστέων* A: *-τῶν* d 308 *ἀνθρωπέην* Dindorf: *-πηίην* Ad: *-πῆν* Pollux 2. 5: *-πείην* Eustathius ad *Il.* 374. 36 311–12 del. Powell 314 *ὁ* A: om. d 316 *Καλχηδονίους* Ar: *Καρχ-* D 319 Imbriorum mentionem hic desiderabat Powell *καὶ ἀμυνόμενοι*] *ἀμυνόμενοι δ'* Powell 320 *αὐτῶν* C: *αὐτέων* Ad 323 *ἐν* <*τῇ*> D lacunam statuit Valckenaer 324 *λιποστρατίης* A: *-ίη* d 325 *στρατὸν* <*τὸν*> d

28 Οὗτοϲ μέν νυν τοϲαῦτα ἐξεργάϲατο ϲτρατηγήϲαϲ, μετὰ δὲ οὐ πολλὸν χρόνον ἀνανέωϲιϲ κακῶν ἦν, καὶ ἤρχετο τὸ δεύτερον ἐκ Νάξου τε καὶ Μιλήτου Ἴωϲι γίνεϲθαι κακά. τοῦτο μὲν γὰρ ἡ Νάξοϲ εὐδαιμονίῃ τῶν νήϲων προέφερε, τοῦτο δὲ κατὰ τὸν αὐτὸν χρόνον ἡ Μίλητοϲ αὐτή τε ἑωυτῆϲ μάλιϲτα δὴ τότε ἀκμάϲαϲα καὶ δὴ καὶ τῆϲ Ἰωνίηϲ ἦν πρόϲχημα, κατύπερθε δὴ τούτων ἐπὶ δύο γενεὰϲ ἀνδρῶν νοϲήϲαϲα ἐϲ τὰ μάλιϲτα ϲτάϲι, μέχρι οὗ μιν Πάριοι κατήρτιϲαν· τούτουϲ γὰρ καταρτιϲτῆραϲ ἐκ πάντων Ἑλλήνων εἵλοντο οἱ Μιλήϲιοι.

29 κατήλλαξαν δέ ϲφεαϲ ὧδε οἱ Πάριοι· ὡϲ ἀπίκοντο αὐτῶν ἄνδρεϲ οἱ ἄριϲτοι ἐϲ τὴν Μίλητον, ὥρων γὰρ δή ϲφεαϲ δεινῶϲ οἰκοφθορημένουϲ, ἔφαϲαν αὐτῶν βούλεϲθαι διεξελθεῖν τὴν χώρην. ποιεῦντεϲ δὲ ταῦτα καὶ διεξιόντεϲ πᾶϲαν τὴν Μιληϲίην, ὅκωϲ τινὰ ἴδοιεν <ἐν> ἀνεϲτηκυίῃ τῇ χώρῃ ἀγρὸν εὖ ἐξεργαϲμένον, ἀπεγράφοντο τὸ οὔνομα τοῦ δεϲπότεω τοῦ ἀγροῦ. (2) διεξελάϲαντεϲ δὲ πᾶϲαν τὴν χώρην καὶ ϲπανίουϲ εὑρόντεϲ τούτουϲ, ὡϲ τάχιϲτα κατέβηϲαν ἐϲ τὸ ἄϲτυ, ἁλίην ποιηϲάμενοι ἀπέδεξαν τούτουϲ μὲν τὴν πόλιν νέμειν τῶν εὗρον τοὺϲ ἀγροὺϲ εὖ ἐξεργαϲμένουϲ· δοκέειν γὰρ ἔφαϲαν καὶ τῶν δημοϲίων οὕτω δή ϲφεαϲ ἐπιμελήϲεϲθαι ὥϲπερ τῶν ϲφετέρων· τοὺϲ δὲ ἄλλουϲ Μιληϲίουϲ τοὺϲ πρὶν

30 ϲταϲιάζονταϲ τούτων ἔταξαν πείθεϲθαι. Πάριοι μέν νυν Μιληϲίουϲ οὕτω κατήρτιϲαν· τότε δὲ ἐκ τουτέων τῶν πολίων ὧδε ἤρχετο κακὰ γίνεϲθαι τῇ Ἰωνίῃ. ἐκ Νάξου ἔφυγον ἄνδρεϲ τῶν παχέων ὑπὸ τοῦ δήμου, φυγόντεϲ δὲ ἀπίκοντο ἐϲ Μίλητον. (2) τῆϲ δὲ Μιλήτου ἐτύγχανε ἐπίτροποϲ ἐὼν Ἀριϲτα-

327 μέν νυν d: δὲ A 328 ἀνανέωϲιϲ Gebhardt: ἄνεωϲ 331 αὐτὸν A: om. d 332 δὴ Richards: δὲ 333 τούτων A: τουτέων d 334 ϲτάϲι A: ϲτάϲει d μέχρι A: μέχριϲ d κατήρτιϲαν A: -αντο d 336 οἱ d: om. A 337 οἱ A: om. d δή A: om. d 338 αὐτῶν A: αὐτέων d 339 διεξιόντεϲ A: διεξελθόντεϲ d 340 τὴν Μιληϲίην πᾶϲαν d suppl. Reiske 341 ἀπεγράφοντο Van Herwerden: -φέατο τοῦ A: om. d 342 δεϲπότεω Ar: -εα D 347 τοὺϲ πρὶν ϲταϲιάζονταϲ del. Gomperz 349 οὕτω Μιληϲίουϲ d

γόρηϲ ὁ Μολπαγόρεω, γαμβρόϲ τε ἐὼν καὶ ἀνεψιὸϲ Ἱϲτιαίου τοῦ Λυϲαγόρεω, τὸν ὁ Δαρεῖοϲ ἐν Ϲούϲοιϲι κατεῖχε. ὁ γὰρ Ἱϲτιαῖοϲ τύραννοϲ ἦν Μιλήτου καὶ ἐτύγχανε τοῦτον τὸν χρόνον ἐὼν ἐν Ϲούϲοιϲι, ὅτε οἱ Νάξιοι ἦλθον, ξεῖνοι πρὶν ἐόντεϲ τῷ Ἱϲτιαίῳ. (3) ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐϲ τὴν Μίλητον ἐδέοντο τοῦ Ἀριϲταγόρεω, εἴ κωϲ αὐτοῖϲι παράϲχοι δύναμίν τινα καὶ κατέλθοιεν ἐϲ τὴν ἑωυτῶν. ὁ δὲ ἐπιλεξάμενοϲ ὡϲ, ἢν δι' αὐτοῦ κατέλθωϲι ἐϲ τὴν πόλιν, ἄρξει τῆϲ Νάξου, ϲκῆψιν δὲ ποιεύμενοϲ τὴν ξεινίην τὴν Ἱϲτιαίου, τόνδε ϲφι λόγον προϲέφερε· (4) Αὐτὸϲ μὲν ὑμῖν οὐ φερέγγυόϲ εἰμι δύναμιν παραϲχεῖν τοϲαύτην ὥϲτε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων· πυνθάνομαι γὰρ ὀκτακιϲχιλίην ἀϲπίδα Ναξίοιϲι εἶναι καὶ πλοῖα μακρὰ πολλά· μηχανήϲομαι δὲ πᾶϲαν ϲπουδὴν ποιεύμενοϲ. (5) ἐπινοέω δὲ τῇδε. Ἀρταφέρνηϲ μοι τυγχάνει ἐὼν φίλοϲ· ὁ δὲ Ἀρταφέρνηϲ ὑμῖν Ὑϲτάϲπεοϲ μέν ἐϲτι παῖϲ, Δαρείου δὲ τοῦ βαϲιλέοϲ ἀδελφεόϲ, τῶν δ' ἐπιθαλαϲϲίων τῶν ἐν τῇ Ἀϲίῃ ἄρχει πάντων, ἔχων ϲτρατιήν τε πολλὴν καὶ πολλὰϲ νέαϲ. τοῦτον ὦν δοκέω τὸν ἄνδρα ποιήϲειν τῶν ἂν χρηίζωμεν. (6) ταῦτα ἀκούϲαντεϲ οἱ Νάξιοι προϲέθεϲαν τῷ Ἀριϲταγόρῃ πρήϲϲειν τῇ δύναιτο ἄριϲτα καὶ ὑπίϲχεϲθαι δῶρα ἐκέλευον καὶ δαπάνην τῇ ϲτρατιῇ ὡϲ αὐτοὶ διαλύϲοντεϲ, ἐλπίδαϲ πολλὰϲ ἔχοντεϲ, ὅταν ἐπιφανέωϲι ἐϲ τὴν Νάξον, πάντα ποιήϲειν τοὺϲ Ναξίουϲ τὰ ἂν αὐτοὶ κελεύωϲι, ὣϲ δὲ καὶ τοὺϲ ἄλλουϲ νηϲιώταϲ· τῶν γὰρ νήϲων τουτέων {τῶν Κυκλάδων} οὐδεμία κω ἦν ὑπὸ Δαρείῳ.
ἀπικόμενοϲ δὲ ὁ Ἀριϲταγόρηϲ ἐϲ τὰϲ Ϲάρδιϲ λέγει πρὸϲ τὸν 31
Ἀρταφέρνεα ὡϲ Νάξοϲ εἴη νῆϲοϲ μεγάθεϊ μὲν οὐ μεγάλη,

354 ὁ[1] d: om. P. Oxy. 3380, A 355 ἦν <τῆϲ> d 358 αὐτοῖϲι A: αὐτοῖϲ d 360 αὐτοῦ A: ἑωυτοῦ d 361 τὴν[2] d: om. A <τὸν> λόγον A 362 προϲέφερε A: προέ- d 363 τοϲαύτην παραϲχεῖν d 366 et passim Ἀρταφέρνηϲ d: -φρένηϲ A 367 ὑμῖν A: om. d Ὑϲτάϲπεοϲ A: -έω d 370 τε <καὶ> r 372 τῇ edd.: ᾗ 373 ὑπίϲχεϲθαι A: ὑποϲχέϲθαι d 377 del. Hude 379 νῆϲοϲ d: om. A

ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ καὶ ἀγχοῦ Ἰωνίης, χρήματα δὲ ἔνι πολλὰ καὶ ἀνδράποδα. Cὺ ὦν ἐπὶ ταύτην τὴν χώρην cτρατηλάτεε, κατάγων ἐc αὐτὴν τοὺc φυγάδαc ἐξ αὐτῆc. (2) *καί τοι ταῦτα ποιήcαντι τοῦτο μὲν ἔcται ἑτοῖμα παρ' ἐμοὶ χρήματα μεγάλα πάρεξ τῶν ἀναιcιμωμάτων τῇ cτρατιῇ (ταῦτα μὲν γὰρ δίκαιον ἡμέαc τοὺc ἄγονταc παρέχειν ἐcτί), τοῦτο δὲ νήcουc βαcιλέϊ προcκτήcεαι αὐτήν τε Νάξον καὶ τὰc ἐκ ταύτηc ἠρτημέναc, Πάρον καὶ Ἄνδρον καὶ ἄλλαc τὰc Κυκλάδαc καλευμέναc.* (3) *ἐνθεῦτεν δὲ ὁρμώμενοc εὐπετέωc ἐπιθήcεαι Εὐβοίῃ, νήcῳ μεγάλῃ τε καὶ εὐδαίμονι, οὐκ ἐλάccονι Κύπρου καὶ κάρτα εὐπετέϊ αἱρεθῆναι. ἀποχρῶcι δὲ ἑκατὸν νέεc ταύταc πάcαc χειρώcαcθαι. ὁ δὲ ἀμείβετο αὐτὸν τοιcίδε·* (4) *Cὺ ἐc οἶκον τὸν βαcιλέοc ἐξηγητὴc γίνεαι πρηγμάτων ἀγαθῶν καὶ ταῦτα εὖ παραινέειc πάντα, πλὴν τῶν νεῶν τοῦ ἀριθμοῦ. ἀντὶ δὲ ἑκατὸν νεῶν διηκόcιαί τοι ἑτοῖμοι ἔcονται ἅμα τῷ ἔαρι. δεῖ δὲ τούτοιcι καὶ αὐτὸν βαcιλέα cυνέπαινον γίνεcθαι.*

32 *ὁ μὲν δὴ Ἀριcταγόρηc ὡc ταῦτα ἤκουcε, περιχαρὴc ἐὼν ἀπήιε ἐc Μίλητον, ὁ δὲ Ἀρταφέρνηc, ὥc οἱ πέμψαντι ἐc Coῦcα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀριcταγόρεω λεγόμενα cυνέπαινοc καὶ αὐτὸc Δαρεῖοc ἐγένετο, παρεcκευάcατο μὲν διηκοcίαc τριήρεαc, πολλὸν δὲ κάρτα ὅμιλον Περcέων τε καὶ τῶν ἄλλων cυμμάχων, cτρατηγὸν δὲ τούτων ἀπέδεξε Μεγαβάτην ἄνδρα Πέρcην τῶν Ἀχαιμενιδέων, ἑωυτοῦ τε καὶ Δαρείου ἀνεψιόν, τοῦ Παυcανίηc ὁ Κλεομβρότου Λακεδαιμόνιοc, εἰ δὴ ἀληθήc γέ ἐcτι ὁ λόγοc, ὑcτέρῳ*

381 *ἔνι* A: *ἔχει* d: an *ἐνείη* vel *ἔχοι*? 382 *ἐξ αὐτῆc* del. Krüger: *αὐτῶν* dubitanter Legrand 383 *τοι ταῦτα* Ar: *τοιαῦτα* D *ἔcται* Van Herwerden: *ἐcτι* 384 *μεγάλα χρήματα* d *ἀναιcιμωμάτων* A: *-μωτάτων* d 385 *δίκαιον* A: *δίκαια* d *ἐcτί* A: om. d 386 *προcκτήcεαι βαcιλέϊ* d 387 <*τὰc*> *ἄλλαc* Van Herwerden 388 *καλευμέναc* A: *καλεομέναc* d 389 <*καὶ*> *οὐκ* A 392 *τοιcίδε* edd.: *τοῖcδε* *ἐξηγητὴc*] *ἐcηγητὴc* Van Herwerden, Madvig 394 *δὲ* A: *γὰρ* d 395 *δὲ* <*καὶ*> d 397 *ἀπήιε* A: *ἀπήει* d 399 *ἐγένετο* AD: *ἐγίν-* r 400 *τριήρεαc* A: *-ρειc* d 401 *τούτων* A: *τουτέων* d 402 *ἀπέδεξε* Ar: *-δειξε* D 403 *Κλεομβρότου* A: *-τεω* d

χρόνῳ τούτων ἡρμόσατο θυγατέρα, ἔρωτα σχὼν τῆς Ἑλλάδος
τύραννος γενέσθαι. ἀποδέξας δὲ Μεγαβάτην στρατηγὸν
Ἀρταφέρνης ἀπέστειλε τὸν στρατὸν παρὰ τὸν Ἀρισταγόρην.
παραλαβὼν δὲ ὁ Μεγαβάτης ἐκ τῆς Μιλήτου τόν τε 33
Ἀρισταγόρην καὶ τὴν Ἰάδα στρατιὴν καὶ τοὺς Ναξίους ἔπλεε
πρόφασιν ἐπ᾽ Ἑλλησπόντου, ἐπείτε δὲ ἐγένετο ἐν Χίῳ, ἔσχε
τὰς νέας ἐς Καύκασα, ὡς ἐνθεῦτεν βορέῃ ἀνέμῳ ἐς τὴν Νάξον
διαβάλοι. (2) *καὶ οὐ γὰρ ἔδεε τούτῳ τῷ στόλῳ Ναξίους*
ἀπολέσθαι, πρῆγμα τοιόνδε συνηνείχθη γενέσθαι· περιιόντος
Μεγαβάτεω τὰς ἐπὶ τῶν νεῶν φυλακὰς ἐπὶ νεὸς Μυνδίης
ἔτυχε οὐδεὶς φυλάσσων· ὁ δὲ δεινόν τι ποιησάμενος ἐκέλευσε
τοὺς δορυφόρους ἐξευρόντας τὸν ἄρχοντα ταύτης τῆς
νεός, τῷ οὔνομα ἦν Σκύλαξ, τοῦτον δῆσαι διὰ θαλαμίης
διέλκοντας τῆς νεὸς κατὰ τοῦτο, ἔξω μὲν <τὴν> κεφαλὴν
ποιεῦντας, ἔσω δὲ τὸ σῶμα. (3) *δεθέντος δὲ τοῦ Σκύλακος*
ἐξαγγέλλει τις τῷ Ἀρισταγόρῃ ὅτι τὸν ξεῖνόν οἱ τὸν Μύνδιον
Μεγαβάτης δήσας λυμαίνοιτο. ὁ δ᾽ ἐλθὼν παραιτέετο τὸν
Πέρσην, τυγχάνων δὲ οὐδενὸς τῶν ἐδέετο αὐτὸς ἐλθὼν ἔλυσε.
πυθόμενος δὲ κάρτα δεινὸν ἐποιήσατο ὁ Μεγαβάτης καὶ
ἐσπέρχετο τῷ Ἀρισταγόρῃ. (4) *ὁ δὲ εἶπε· Σοὶ δὲ καὶ τούτοισι*
τοῖσι πρήγμασι τί ἐστι; οὐ σε ἀπέστειλε Ἀρταφέρνης ἐμέο
πείθεσθαι καὶ πλέειν τῇ ἂν ἐγὼ κελεύω; τί πολλὰ πρήσσεις;
ταῦτα εἶπε ὁ Ἀρισταγόρης. ὁ δὲ θυμωθεὶς τούτοισι, ὡς νὺξ
ἐγένετο, ἔπεμπε ἐς Νάξον πλοίῳ ἄνδρας φράσοντας τοῖσι
Ναξίοισι πάντα τὰ παρεόντα σφι πρήγματα. οἱ γὰρ ὦν 34
Νάξιοι οὐδέν <τι> πάντως προσεδέκοντο ἐπὶ σφέας τὸν
στόλον τοῦτον ὁρμήσεσθαι. ἐπεὶ μέντοι ἐπύθοντο, αὐτίκα μὲν

407 *Ἀρισταγόρην* A: *-ρεα* d 408–9 *τόν τε Ἀρισταγόρην ἐκ Μιλήτου* (om. *τῆς*) A 410 *πρόφασιν* *<μὲν>* Naber *ἐγένετο* AD: *ἐγίν-* r 411 *Καύκασα* A: *-σον* d 414, 417 *νεὸς* A: *νεὼς* d 415 *οὐδεὶς ἔτυχε* d 418 *διέλκοντας* Stein: *διελόντας*: *διέχοντα* Powell suppl. Hude 425 *ἀπέστειλε*] an *ἐπέστειλε*? 426 *κελεύω ἐγώ* D 427 *ὁ*[1] AD: om. r 429 *σφι* *<τε>* D 430 suppl. Krüger: cf. 5. 65. 1, 6. 3

ἐcηνείκαντο τὰ ἐκ τῶν ἀγρῶν ἐc τὸ τεῖχος, παρεcκευάcαντο δὲ ὡc πολιορκηcόμενοι καὶ cῖτα καὶ ποτά, καὶ τὸ τεῖχος ἐcάξαντο. (2) καὶ οὗτοι μὲν παρεcκευάζοντο ὡc παρεcομένου cφι πολέμου, οἱ δ' ἐπείτε διέβαλον ἐκ τῆc Χίου τὰc νέαc ἐc τὴν Νάξον, πρὸc πεφραγμένουc προcεφέροντο καὶ ἐπολιόρκεον μῆναc τέccεραc. (3) ὡc δὲ τά τε ἔχοντεc ἦλθον χρήματα οἱ Πέρcαι, ταῦτα κατεδεδαπάνητό cφι, καὶ αὐτῷ τῷ Ἀριcταγόρῃ προcαναιcίμωτο πολλά, τοῦ πλεῦνόc τε ἐδέετο ἡ πολιορκίη, ἐνθαῦτα τείχεα τοῖcι φυγάcι τῶν Ναξίων οἰκοδομήcαντεc ἀπαλλάccοντο ἐc τὴν ἤπειρον, κακῶc

35 πρήccοντεc. Ἀριcταγόρηc δὲ οὐκ εἶχε τὴν ὑπόcχεcιν τῷ Ἀρταφέρνεϊ ἐκτελέcαι· ἅμα δὲ ἐπίεζέ μιν ἡ δαπάνη τῆc cτρατιῆc ἀπαιτεομένη, ἀρρώδεέ τε τοῦ cτρατοῦ πρήξαντοc κακῶc καὶ Μεγαβάτῃ διαβεβλημένοc, ἐδόκεέ τε τὴν βαcιληίην τῆc Μιλήτου ἀπαιρεθήcεcθαι. (2) ἀρρωδέων δὲ τούτων ἕκαcτα ἐβουλεύετο ἀπόcταcιν· cυνέπιπτε γὰρ καὶ τὸν ἐcτιγμένον τὴν κεφαλὴν ἀπῖχθαι ἐκ Cούcων παρὰ Ἱcτιαίου, cημαίνοντα ἀπίcταcθαι Ἀριcταγόρην ἀπὸ βαcιλέοc. (3) ὁ γὰρ Ἱcτιαῖοc βουλόμενοc τῷ Ἀριcταγόρῃ cημῆναι ἀποcτῆναι ἄλλωc μὲν οὐδαμῶc εἶχε ἀcφαλέωc cημῆναι ὥcτε φυλαccομένων τῶν ὁδῶν, ὁ δὲ τῶν δούλων τὸν πιcτότατον ἀποξυρήcαc τὴν κεφαλὴν ἔcτιξε καὶ ἀνέμεινε ἀναφῦναι τὰc τρίχαc, ὡc δὲ ἀνέφυcαν τάχιcτα, ἀπέπεμπε ἐc Μίλητον ἐντειλάμενοc αὐτῷ ἄλλο μὲν οὐδέν, ἐπεὰν δὲ ἀπίκηται ἐc Μίλητον, κελεύειν Ἀριcταγόρην ξυρήcαντά μιν τὰc τρίχαc κατιδέcθαι ἐc τὴν κεφαλήν· τὰ δὲ cτίγματα ἐcήμαινε, ὡc καὶ πρότερόν μοι εἴρηται, ἀπόcταcιν. (4) ταῦτα δὲ ὁ Ἱcτιαῖοc ἐποίεε cυμφορὴν ποιεύμενοc μεγάλην τὴν ἑωυτοῦ κατοχὴν

433 καὶ τὸ τεῖχος] κατὰ τάχος Dietsch 434 ἐcάξαντο] ἐφράξαντο Hoeger παρεcκευάζοντο Ad: -άδατο CP 435 τὰc νέαc del. Blaydes 441 ἀπαλλάccοντο d: -αντο A 446 ἀπαιρεθήcεcθαι AD: ἀφ- r 448 Cούcων Bredow: Cουcέων 452 φυλαccομένων T: -νέων Ad 455 ἐπεὰν P: ἐπὴν Ad 459 μεγάλην ποιεύμενοc D

τὴν ἐν Cούcοιcι· ἀποcτάcιοc γὰρ γινομένηc πολλὰc εἶχε
ἐλπίδαc μετήcεcθαι ἐπὶ θάλαccαν, μὴ δὲ νεώτερόν τι
ποιεύcηc τῆc Μιλήτου οὐδαμὰ ἐc αὐτὴν ἥξειν ἔτι ἐλογίζετο.

Ἱcτιαῖοc μέν νυν ταῦτα διανοεύμενοc ἀπέπεμπε τὸν 36
ἄγγελον, Ἀριcταγόρῃ δὲ cυνέπιπτε τοῦ αὐτοῦ χρόνου πάντα
ταῦτα cυνελθόντα. ἐβουλεύετο ὦν μετὰ τῶν cυcταcιωτέων,
ἐκφήναc τήν τε ἑωυτοῦ γνώμην καὶ τὰ παρὰ τοῦ Ἱcτιαίου
ἀπιγμένα. (2) οἱ μὲν δὴ ἄλλοι πάντεc γνώμην κατὰ τὠυτὸ
ἐξεφέροντο, κελεύοντεc ἀπίcταcθαι, Ἑκαταῖοc δ' ὁ λογοποιὸc
πρῶτα μὲν οὐκ ἔα πόλεμον βαcιλέϊ τῶν Περcέων
ἀναιρέεcθαι, καταλέγων τά τε ἔθνεα πάντα τῶν ἦρχε Δαρεῖοc
καὶ τὴν δύναμιν αὐτοῦ· ἐπείτε δὲ οὐκ ἔπειθε, δεύτερα
cυνεβούλευε ποιέειν ὅκωc ναυκρατέεc τῆc θαλάccηc ἔcονται.
(3) ἄλλωc μὲν νυν οὐδαμῶc ἔφη λέγων ἐνορᾶν ἐcόμενον τοῦτο
(ἐπίcταcθαι γὰρ τὴν δύναμιν τὴν Μιληcίων ἐοῦcαν ἀcθενέα),
εἰ δὲ τὰ χρήματα καταιρεθείη τὰ ἐκ τοῦ ἱροῦ τοῦ ἐν
Βραγχίδῃcι, τὰ Κροῖcοc ὁ Λυδὸc ἀνέθηκε, πολλὰc εἶχε
ἐλπίδαc ἐπικρατήcειν τῆc θαλάccηc, καὶ οὕτωc αὐτούc τε
ἕξειν <τοῖcι> χρήμαcι χρᾶcθαι καὶ τοὺc πολεμίουc οὐ
cυλήcειν αὐτά. (4) τὰ δὲ χρήματα ἦν ταῦτα μεγάλα, ὡc
δεδήλωταί μοι ἐν τῷ πρώτῳ τῶν λόγων. αὕτη μὲν δὴ οὐκ
ἐνίκα ἡ γνώμη, ἐδόκεε δὲ ὅμωc ἀπίcταcθαι, ἕνα τε αὐτῶν
πλώcαντα ἐc Μυοῦντα ἐc τὸ cτρατόπεδον τὸ ἀπὸ τῆc Νάξου
ἀπελθόν, ἐὸν ἐνθαῦτα, cυλλαμβάνειν πειρᾶcθαι τοὺc ἐπὶ
τῶν νεῶν ἐπιπλέονταc cτρατηγούc. ἀποπεμφθέντοc δὲ 37
Ἰητραγόρεω κατ' αὐτὸ τοῦτο καὶ cυλλαβόντοc δόλῳ Ὀλίατον
Ἰβανώλλιοc Μυλαcέα καὶ Ἱcτιαῖον Τύμνεω Τερμερέα καὶ
Κώην Ἐρξάνδρου, τῷ Δαρεῖοc Μυτιλήνην ἐδωρήcατο, καὶ

460 γὰρ Blaydes: ὦν Ad: an <γὰρ> ὦν? 465 cυcταcιωτέων Van Herwerden: cταcι- Ar: cτρατιωτέων D: cf. 5. 70. 2, 124. 2 474 τὴν² d: τῶν A 476 εἶχε] ἔχειν Cobet 478 suppl. Stein 484 ἀποπεμφθέντοc d: -πεφθέντοc A 486 Ἰβανώλλιοc AD: -ώλιοc r Μυλαcέα Bekker: -αccέα 487 Μυτιλήνην A: Μιτυλ- d

Ἀρισταγόρην Ἡρακλείδεω Κυμαῖον καὶ ἄλλους συχνούς, οὕτω δὴ ἐκ τοῦ ἐμφανέος ὁ Ἀρισταγόρης ἀπεστήκεε, πᾶν ἐπὶ Δαρείῳ μηχανώμενος. (2) καὶ πρῶτα μὲν <ἐν συλ>λόγῳ μετεὶς τὴν τυραννίδα ἰσονομίην ἐποίεε τῇ Μιλήτῳ, ὡς ἂν ἑκόντες αὐτῷ οἱ Μιλήσιοι συναπισταίατο, μετὰ δὲ καὶ ἐν τῇ ἄλλῃ Ἰωνίῃ τὠυτὸ τοῦτο ἐποίεε, τοὺς μὲν ἐξελαύνων τῶν τυράννων, τοὺς δ' ἔλαβε τυράννους ἀπὸ τῶν νεῶν τῶν συμπλευσασέων ἐπὶ Νάξον, τούτους δὲ φίλα βουλόμενος ποιέεσθαι τῇσι πόλισι ἐξεδίδου, ἄλλον ἐς ἄλλην πόλιν παραδιδούς,

38 ὅθεν εἴη ἕκαστος. Κώην μέν νυν Μυτιληναῖοι ἐπείτε τάχιστα παρέλαβον, ἐξαγαγόντες κατέλευσαν, Κυμαῖοι δὲ τὸν σφέτερον αὐτῶν ἀπῆκαν· ὡς δὲ καὶ ἄλλοι οἱ πλεῦνες ἀπίεσαν. (2) τυράννων μέν νυν κατάπαυσις ἐγίνετο ἀνὰ τὰς πόλιας, Ἀρισταγόρης δὲ ὁ Μιλήσιος ὡς τοὺς τυράννους κατέπαυσε, στρατηγοὺς ἐν ἑκάστῃ τῶν πολίων κελεύσας ἑκάστους καταστῆσαι, δεύτερα αὐτὸς ἐς Λακεδαίμονα τριήρεϊ ἀπόστολος ἐγίνετο· ἔδεε γὰρ δὴ συμμαχίης τινός οἱ μεγάλης ἐξευρεθῆναι.

39 Τῆς δὲ Σπάρτης Ἀναξανδρίδης μὲν ὁ Λέοντος οὐκέτι περιεὼν ἐβασίλευε ἀλλὰ ἐτετελευτήκεε, Κλεομένης δὲ ὁ Ἀναξανδρίδεω εἶχε τὴν βασιληίην, οὐ κατ' ἀνδραγαθίην σχὼν ἀλλὰ κατὰ γένος. Ἀναξανδρίδῃ γὰρ ἔχοντι γυναῖκα ἀδελφεῆς ἑωυτοῦ θυγατέρα καὶ ἐούσης ταύτης οἱ καταθυμίης παῖδες οὐκ ἐγίνοντο. (2) τούτου δὲ τοιούτου ἐόντος οἱ ἔφοροι εἶπαν ἐπικαλεσάμενοι αὐτόν· Εἴ τοι σὺ σεωυτοῦ μὴ προορᾷς, ἀλλ' ἡμῖν τοῦτό ἐστι οὐ περιοπτέον, γένος τὸ Εὐρυσθένεος γενέσθαι ἐξίτηλον. σύ νυν τὴν μὲν ἔχεις γυναῖκα, ἐπείτε τοι οὐ τίκτει, ἔξεο, ἄλλην δὲ γῆμον· καὶ ποιέων ταῦτα Σπαρτιήτῃσι ἀδήσεις. ὁ δ' ἀμείβετο φὰς τούτων οὐδέτερα ποιήσειν,

490 suppl. Wilson 494 τυράννους del. Van Herwerden 499 ἄλλοι] ὦλλοι Stein 511 ἐγίνοντο] ἐγένοντο V[ac], Blaydes 515 ἔξεο Schaefer: ἐκσέο

ἐκείνους τε οὐ καλῶς ϲυμβουλεύειν παραινέοντας, τὴν ἔχει
γυναῖκα, ἐοῦϲαν ἀναμάρτητον ἑωυτῷ, ταύτην ἀπέντα ἄλλην
ἐϲαγαγέϲθαι· οὐδέ ϲφι πείϲεϲθαι. πρὸς ταῦτα οἱ ἔφοροι καὶ οἱ 40
γέροντες βουλευϲάμενοι προϲέφερον Ἀναξανδρίδῃ τάδε· Ἐπεὶ
τοίνυν {τοι} περιεχόμενόν ϲε ὁρῶμεν τῆϲ ἔχειϲ γυναικόϲ, ϲὺ
δὲ ταῦτα ποίεε καὶ μὴ ἀντίβαινε τούτοιϲι, ἵνα μή τι ἀλλοῖον
περὶ ϲεῦ Ϲπαρτιῆται βουλεύϲωνται. (2) γυναικὸϲ μὲν τῆϲ ἔχειϲ
οὐ προϲδεόμεθά ϲευ τῆϲ ἐξέϲιοϲ, ϲὺ δὲ ταύτῃ τε πάντα ὅϲα νῦν
παρέχειϲ πάρεχε καὶ ἄλλην πρὸϲ ταύτῃ ἐϲάγαγε γυναῖκα
τεκνοποιόν. ταῦτά κῃ λεγόντων ϲυνεχώρηϲε ὁ Ἀναξανδρίδηϲ,
μετὰ δὲ γυναῖκαϲ ἔχων δύο διξὰϲ ἱϲτίαϲ οἴκεε, ποιέων
οὐδαμῶϲ Ϲπαρτιητικά. χρόνου δὲ οὐ πολλοῦ διελθόντοϲ ἡ 41
ἐϲύϲτερον ἐπελθοῦϲα γυνή, ἐοῦϲα θυγάτηρ Πρινητάδεω
τοῦ Δημαρμένου, τίκτει τὸν δὴ Κλεομένεα τοῦτον. καὶ αὕτη
τε ἔφεδρον βαϲιλέα Ϲπαρτιήτῃϲι ἀπέφαινε καὶ ἡ προτέρη
γυνὴ τὸν πρότερον χρόνον ἄτοκοϲ ἐοῦϲα τότε κωϲ ἐκύηϲε,
ϲυντυχίῃ θείῃ χρηϲαμένη. (2) ἔχουϲαν δὲ αὐτὴν <ἐν γαϲτρὶ>
ἀληθέϊ λόγῳ οἱ τῆϲ ἐπελθούϲηϲ γυναικὸϲ οἰκήιοι πυθόμενοι
ὤχλεον, φάμενοι αὐτὴν κομπέειν ἄλλωϲ βουλομένην
ὑποβαλέϲθαι. δεινὰ δὲ ποιεύντων αὐτῶν, τοῦ χρόνου ϲυν-
τάμνοντοϲ, ὑπ' ἀπιϲτίηϲ οἱ ἔφοροι τίκτουϲαν τὴν γυναῖκα
περιιζόμενοι ἐφύλαξαν. (3) ἡ δὲ ὡϲ ἔτεκε Δωριέα, ἰθέωϲ ἴϲχει
Λεωνίδην καὶ μετὰ τοῦτον ἰθέωϲ ἴϲχει Κλεόμβροτον· οἱ δὲ
καὶ διδύμουϲ λέγουϲι Κλεόμβροτον καὶ Λεωνίδην γενέϲθαι. ἡ
δὲ Κλεομένεα τεκοῦϲα {καὶ τὸ δεύτερον ἐπελθοῦϲα γυνή}
οὐκέτι ἔτικτε τὸ δεύτερον. ὁ μὲν δὴ Κλεομένηϲ, ὡϲ λέγεται, 42
ἦν τε οὐ φρενήρηϲ ἀκρομανήϲ τε, ὁ δὲ Δωριεὺϲ ἦν τῶν ἡλίκων

521 τοι Ad: om. S ϲε ὁρῶμεν Ar: ἐϲορῶμεν D 525 γυναῖκα ἐϲάγαγε D
529 verba ἐοῦϲα ... Δημαρμένου in codd. post 541 γυνή tradita huc traiecit Maas
531 ἀπέφαινε] ἀπέφηνε Stein 533 θείῃ Powell: ταύτῃ suppl. Van Herwerden, qui etiam κυοῦϲαν pro ἔχουϲαν temptavit 538 περιιζόμενοι Ar: προϊζ- D: παριζ- Naber 540 Κλεόμβροτόν <τε> S 541 del. Maas
543 τε οὐ] τι οὐ Richards: an οὔτε?

πάντων πρῶτος, εὖ τε ἠπίστατο κατ' ἀνδραγαθίην αὐτὸς
σχήσων τὴν βασιληίην. (2) *ὥστε ὢν οὕτω φρονέων, ἐπειδὴ ὅ τε*
Ἀναξανδρίδης ἀπέθανε καὶ οἱ Λακεδαιμόνιοι χρεώμενοι τῷ
νόμῳ ἐστήσαντο βασιλέα τὸν πρεσβύτατον Κλεομένεα, ὁ
Δωριεὺς δεινόν τε ποιεύμενος καὶ οὐκ ἀξιῶν ὑπὸ Κλεομένεος
βασιλεύεσθαι, αἰτήσας λεὼν Σπαρτιήτας ἦγε ἐς ἀποικίην,
οὔτε τῷ ἐν Δελφοῖσι χρηστηρίῳ χρησάμενος ἐς ἥντινα γῆν
κτίσων ἴῃ, οὔτε ποιήσας οὐδὲν τῶν νομιζομένων. οἷα <*δὲ*>
βαρέως φέρων, ἀπίει ἐς τὴν Λιβύην τὰ πλοῖα· κατηγέοντο δέ
οἱ ἄνδρες Θηραῖοι. (3) *ἀπικόμενος δὲ ἐς Λιβύην οἴκισε χῶρον*
κάλλιστον τῶν Λιβύων παρὰ <*Κίνυπα*> *ποταμόν. ἐξελαθεὶς*
δὲ ἐνθεῦτεν τρίτῳ ἔτεϊ ὑπὸ Μακέων τε {*καὶ*} *Λιβύων καὶ*
43 *Καρχηδονίων ἀπίκετο ἐς Πελοπόννησον. ἐνθαῦτα δέ οἱ*
Ἀντιχάρης ἀνὴρ Ἐλεώνιος συνεβούλευσε ἐκ τῶν Λαΐου
χρησμῶν Ἡρακλείην <*γῆν*> *τὴν ἐν Σικελίῃ κτίζειν, φὰς τὴν*
Ἔρυκος χώρην πᾶσαν εἶναι Ἡρακλειδέων αὐτοῦ Ἡρακλέος
κτησαμένου. ὁ δὲ ἀκούσας ταῦτα ἐς Δελφοὺς οἴχετο χρη-
σόμενος τῷ χρηστηρίῳ, εἰ αἱρέει ἐπ' ἣν στέλλεται χώρην· ἡ
δὲ Πυθίη οἱ χρᾷ αἱρήσειν. παραλαβὼν δὲ Δωριεὺς τὸν στόλον
44 *τὸν καὶ ἐς Λιβύην ἦγε ἐκομίζετο παρὰ τὴν Ἰταλίην. τὸν*
χρόνον δὲ τοῦτον, ὡς λέγουσι Συβαρῖται, σφέας τε αὐτοὺς
καὶ Τῆλυν τὸν ἑωυτῶν βασιλέα ἐπὶ Κρότωνα μέλλειν
στρατεύεσθαι, τοὺς δὲ Κροτωνιήτας περιδεέας γενομένους
δεηθῆναι Δωριέος σφίσι τιμωρῆσαι καὶ τυχεῖν δεηθέντας·
συστρατεύσασθαί τε δὴ ἐπὶ Σύβαριν Δωριέα καὶ συνελεῖν τὴν

544 *ἠπίστατο* D: *ἐπ-* Ar 546 *χρεώμενοι* A: om. d 549 *λεὼν* Stein: *ληὸν* AD: *λαὸν* r 550 *χρηστηρίῳ* Ar: *-ιον* D 551 *ἴῃ* A: *εἴη* d suppl. S 553 *Θηραῖοι* A: *Θηβαῖοι* d *ἐς* <*τὴν*> d *Λιβύην* Stein: *Κίνυπα* *οἴκισε* Ar: *οἴκησε* D 554 suppl. Stein *ἐξελαθεὶς* A: *-ασθεὶς* d 555 <*τῷ*> *τρίτῳ* D del. Niebuhr 557 *Λαΐου*] *Λάσου* Schneidewin: *Ἰάμου* Valckenaer 558 *Ἡρακλείην* r: *-ειαν* AD suppl. Stein *Σικελίῃ* edd.: *-ίᾳ* 561 *αἱρέει*] *αἱρέῃ* Cobet: an *αἱρήσει* vel *αἱρέοι* (cf. 67. 2 infra)? 566 *στρατεύεσθαι* Ar: *-σεσθαι* D 567 *Δωριέος* Y, Schweighäuser: *-ως* Ad 568 *συστρατεύσασθαι* Blaydes: *-εύεσθαι*

Ϲύβαριν. (2) ταῦτα μέν νυν Ϲυβαρῖται λέγουϲι ποιῆϲαι Δωριέα τε καὶ τοὺϲ μετ' αὐτοῦ, Κροτωνιῆται δὲ οὐδένα ϲφίϲι φαϲὶ ξεῖνον προϲεπιλαβέϲθαι τοῦ πρὸϲ Ϲυβαρίταϲ πολέμου εἰ μὴ Καλλίην τῶν Ἰαμιδέων μάντιν Ἠλεῖον μοῦνον, καὶ τοῦτον τρόπῳ τοιῷδε· παρὰ Τήλυοϲ τοῦ Ϲυβαριτέων τυράννου ἀποδράντα ἀπικέϲθαι παρὰ ϲφέαϲ, ἐπείτε οἱ τὰ ἱρὰ οὐ προεχώρεε χρηϲτὰ θυομένῳ ἐπὶ Κρότωνα. ταῦτα δ' ὦν οὗτοι 45
λέγουϲι. μαρτύρια δὲ τούτων ἑκάτεροι ἀποδεικνύουϲι τάδε, Ϲυβαρῖται μὲν τέμενόϲ τε καὶ νηὸν ἐόντα παρὰ τὸν ξηρὸν Κρᾶθιν, τὸν ἱδρύϲαϲθαι ϲυνελόντα τὴν πόλιν Δωριέα λέγουϲι Ἀθηναίῃ ἐπωνύμῳ Κραθίῃ, τοῦτο δὲ αὐτοῦ Δωριέοϲ τὸν θάνατον μαρτύριον μέγιϲτον ποιεῦνται, ὅτι παρὰ τὰ μεμαντευμένα ποιέων διεφθάρη· εἰ γὰρ δὴ μὴ παρέπρηξε μηδέν, ἐπ' ὃ δὲ ἐϲτάλη ἐποίεε, εἷλε ἂν τὴν Ἐρυκίνην χώρην καὶ ἑλὼν κατέϲχε, οὐδ' ἂν αὐτόϲ τε καὶ ἡ ϲτρατιὴ διεφθάρη. (2) οἱ δ' αὖ Κροτωνιῆται ἀποδεικνῦϲι Καλλίῃ μὲν τῷ Ἠλείῳ ἐξαίρετα ἐν γῇ τῇ Κροτωνιήτιδι πολλὰ δοθέντα, τὰ καὶ ἐϲ ἐμὲ ἔτι ἐνέμοντο οἱ Καλλίεω ἀπόγονοι, Δωριέϊ δὲ καὶ τοῖϲι Δωριέοϲ ἀπογόνοιϲι οὐδέν. καίτοι εἰ ϲυνεπελάβετό γε τοῦ Ϲυβαριτικοῦ πολέμου Δωριεύϲ, δοθῆναι ἄν οἱ πολλαπλήϲια ἢ Καλλίῃ. ταῦτα μέν νυν ἑκάτεροι αὐτῶν μαρτύρια ἀποφαίνονται· καὶ πάρεϲτι, ὁκοτέροιϲί τιϲ πείθεται αὐτῶν, τούτοιϲι προϲχωρέειν. ϲυνέπλεον δὲ Δωριέϊ καὶ ἄλλοι ϲυγκτίϲται 46
Ϲπαρτιητέων, Θεϲϲαλὸϲ καὶ Παραιβάτηϲ καὶ Κελέηϲ καὶ Εὐρυλέων, οἳ ἐπείτε ἀπίκοντο παντὶ ϲτόλῳ ἐϲ τὴν Ϲικελίην, ἀπέθανον μάχῃ ἑϲϲωθέντεϲ ὑπό τε Φοινίκων καὶ Ἐγεϲταίων· μοῦνοϲ δὲ Εὐρυλέων τῶν ϲυγκτιϲτέων περιεγένετο τούτου

572 Ἰαμιδέων AD: Ἀμιδέων r 575 προεχώρεε A: προϲε- d χρηϲτὰ del. Krüger Κρότωνα] -νι Van Herwerden ὦν de la Barre: οὐχ 578 Κρᾶθιν Wesseling: Κράϲτιν 579 Κραθίῃ Wesseling: Κραϲτίῃ Δωριέοϲ S: -έωϲ Ad 582 ἐπ' ὃ d: ἐπῷ A Ἐρυκίνην Ar: -ίην D 586 Δωριέοϲ CPU: -έωϲ Ad 587 Ϲυβαριτικοῦ Ar: Ϲυβαρικοῦ D 588 πολλαπλήϲια Ar: -πλάϲια D 590 πάρεϲτί <γε> D 591 προϲχωρέειν P: -εῖν Ad

τοῦ πάθεοϲ. (2) ϲυλλαβὼν δὲ οὗτοϲ τῆϲ ϲτρατιῆϲ τοὺϲ περι-
γενομένουϲ ἔϲχε Μινώην τὴν Ϲελινουϲίων ἀποικίην καὶ
ϲυνελευθέρου Ϲελινουϲίουϲ τοῦ μουνάρχου Πειθαγόρεω.
μετὰ δέ, ὡϲ τοῦτον κατεῖλε, αὐτὸϲ τυραννίδι ἐπεχείρηϲε
Ϲελινοῦντοϲ καὶ ἐμουνάρχηϲε χρόνον ἐπ' ὀλίγον· οἱ γάρ μιν
Ϲελινούϲιοι ἐπαναϲτάντεϲ ἀπέκτειναν καταφυγόντα ἐπὶ Διὸϲ
47 ἀγοραίου βωμόν. ϲυνέϲπετο δὲ Δωριέϊ καὶ ϲυναπέθανε
Φίλιπποϲ ὁ Βουτακίδεω Κροτωνιήτηϲ ἀνήρ, ὃϲ ἁρμοϲάμενοϲ
Τήλυοϲ τοῦ Ϲυβαρίτεω θυγατέρα ἔφυγε ἐκ Κρότωνοϲ,
ψευϲθεὶϲ δὲ τοῦ γάμου οἴχετο πλέων ἐϲ Κυρήνην, ἐκ ταύτηϲ
δὲ ὁρμώμενοϲ ϲυνέϲπετο οἰκηίῃ τε τριήρεϊ καὶ οἰκηίῃ ἀνδρῶν
δυνάμι, ἐών τε Ὀλυμπιονίκηϲ καὶ κάλλιϲτοϲ Ἑλλήνων τῶν
κατ' ἑωυτόν. (2) διὰ δὲ τὸ ἑωυτοῦ κάλλοϲ ἠνείκατο παρὰ
Ἐγεϲταίων τὰ οὐδεὶϲ ἄλλοϲ· ἐπὶ γὰρ τοῦ τάφου αὐτοῦ ἡρώιον
48 ἱδρυϲάμενοι θυϲίῃϲι αὐτὸν ἱλάϲκονται. Δωριεὺϲ μέν νυν
τρόπῳ τοιούτῳ ἐτελεύτηϲε· εἰ δὲ ἠνέϲχετο βαϲιλευόμενοϲ
ὑπὸ Κλεομένεοϲ καὶ κατέμεινε ἐν Ϲπάρτῃ, ἐβαϲίλευϲε ἂν
Λακεδαίμονοϲ· οὐ γὰρ ἔτι πολλὸν χρόνον ἦρξε ὁ Κλεομένηϲ,
ἀλλ' ἀπέθανε ἄπαιϲ, θυγατέρα μούνην λιπών, τῇ οὔνομα ἦν
Γοργώ.
49 Ἀπικνέεται δ' ὦν ὁ Ἀριϲταγόρηϲ ὁ Μιλήτου τύραννοϲ ἐϲ τὴν
Ϲπάρτην Κλεομένεοϲ ἔχοντοϲ τὴν ἀρχήν· τῷ δὴ ἐϲ λόγουϲ ἤιε,
ὡϲ Λακεδαιμόνιοι λέγουϲι, ἔχων χάλκεον πίνακα ἐν τῷ
γῆϲ ἁπάϲηϲ περίοδοϲ ἐνετέτμητο καὶ θάλαϲϲά τε πᾶϲα καὶ
ποταμοὶ πάντεϲ. (2) ἀπικνεόμενοϲ δὲ ἐϲ λόγουϲ ὁ Ἀριϲτα-
γόρηϲ ἔλεγε πρὸϲ αὐτὸν τάδε· Κλεόμενεϲ, ϲπουδὴν μὲν τὴν
ἐμὴν μὴ θωμάϲῃϲ τῆϲ ἐνθαῦτα ἀπίξιοϲ· τὰ γὰρ κατήκοντά
ἐϲτι τοιαῦτα· Ἰώνων παῖδαϲ δούλουϲ εἶναι ἀντ' ἐλευθέρων

602 ϲυνέϲπετο A: -έπετο d 607 δυνάμι Powell: δαπάνῃ 609 Ἐγεϲταίων AS: Αἰγ- d ἡρώιον AD: ἡρῷον r 610 ἱλάϲκονται A: -οντο d 611 τοιούτῳ Ar: τοιῷδε D 612 κατέμεινε Wilson: κατέμενε ἐν <τῇ> D ἐβαϲίλευϲε Y, Krüger: -ευε 613 ἔτι Wilson: τινα 614 ἦν Ar: om. D 616 ὁ Ἀριϲταγόρηϲ ἐϲ λόγουϲ D

ὄνειδοϲ καὶ ἄλγοϲ μέγιϲτον μὲν αὐτοῖϲι ἡμῖν, ἔτι δὲ τῶν λοιπῶν ὑμῖν, ὅϲῳ προέϲτατε τῆϲ Ἑλλάδοϲ. (3) νῦν ὦν πρὸϲ θεῶν τῶν Ἑλληνίων ῥύϲαϲθε Ἴωναϲ ἐκ δουλοϲύνηϲ, ἄνδραϲ ὁμαίμοναϲ. εὐπετέωϲ δὲ ὑμῖν ταῦτα οἷά τε χωρέειν ἐϲτί· οὔτε γὰρ οἱ βάρβαροι ἄλκιμοί εἰϲι, ὑμεῖϲ τε τὰ ἐϲ τὸν πόλεμον ἐϲ τὰ μέγιϲτα ἀνήκετε ἀρετῆϲ πέρι. ἥ τε μάχη αὐτῶν ἐϲτι τοιήδε, τόξα καὶ αἰχμὴ βραχέα· ἀναξυρίδαϲ δὲ ἔχοντεϲ ἔρχονται ἐϲ τὰϲ μάχαϲ καὶ κυρβαϲίαϲ ἐπὶ τῇϲι κεφαλῇϲι. (4) οὕτω εὐπετέεϲ χειρωθῆναί εἰϲι. ἔϲτι δὲ καὶ ἀγαθὰ τοῖϲι τὴν ἤπειρον ἐκείνην νεμομένοιϲι ὅϲα οὐδὲ τοῖϲι ϲυνάπαϲι ἄλλοιϲι, ἀπὸ χρυϲοῦ ἀρξάμενα, ἄργυροϲ καὶ χαλκὸϲ καὶ ἐϲθὴϲ ποικίλη καὶ ὑποζύγιά τε καὶ ἀνδράποδα· τὰ θυμῷ βουλόμενοι αὐτοὶ ἂν ἔχοιτε. (5) κατοίκηνται δὲ ἀλλήλων ἐχόμενοι ὡϲ ἐγὼ φράϲω, Ἰώνων μὲν τῶνδε οἵδε Λυδοί, οἰκέοντέϲ τε χώρην ἀγαθὴν καὶ πολυαργυρώτατοι ἐόντεϲ. δεικνὺϲ δὲ ἔλεγε ταῦτα ἐϲ τῆϲ γῆϲ τὴν περίοδον, τὴν ἐφέρετο ἐν τῷ πίνακι ἐντετμημένην. Λυδῶν δέ, ἔφη λέγων ὁ Ἀριϲταγόρηϲ, οἵδε ἔχονται Φρύγεϲ {οἱ} πρὸϲ τὴν ἠῶ, πολυπροβατώτατοί τε ἐόντεϲ πάντων τῶν ἐγὼ οἶδα καὶ πολυκαρπότατοι. (6) Φρυγῶν δὲ ἔχονται Καππαδόκαι, τοὺϲ ἡμεῖϲ Ϲυρίουϲ καλέομεν· τούτοιϲι δὲ πρόϲουροι Κίλικεϲ, κατήκοντεϲ ἐπὶ θάλαϲϲαν τήνδε, ἐν τῇ ἥδε Κύπροϲ νῆϲοϲ κεῖται· οἳ πεντακόϲια τάλαντα βαϲιλέϊ τὸν ἐπέτειον φόρον ἐπιτελεῦϲι. Κιλίκων δὲ τῶνδε ἔχονται Ἀρμένιοι οἵδε, καὶ οὗτοι ἐόντεϲ πολυπρόβατοι, Ἀρμενίων δὲ Ματιηνοὶ χώρην τήνδε ἔχοντεϲ. (7) ἔχεται δὲ τούτων γῆ ἥδε Κιϲϲίη, ἐν τῇ δὴ παρὰ ποταμὸν τόνδε Χοάϲπην κείμενά ἐϲτι τὰ Ϲοῦϲα ταῦτα, ἔνθα βαϲιλεύϲ τε μέγαϲ δίαιταν ποιέεται, καὶ τῶν χρημάτων οἱ θηϲαυροὶ ἐνθαῦτά εἰϲι· ἑλόντεϲ δὲ ταύτην τὴν πόλιν

630 τόξα <μεγάλα> Nenci   634 ἀρξάμενα Hude: -μένοιϲι A: -μενοι d
636 ἂν ἔχοιτε αὐτοί D   641 del. Powell   644 Ϲυρίουϲ Ar: Ϲυνορίουϲ D
645 τῇ edd.: ᾗ   νῆϲοϲ Κύπριοϲ (sic) D   646 κεῖται Hude: κέεται
647 τῶνδε del. Powell

θαρσέοντες ἤδη τῷ Διὶ πλούτου πέρι ἐρίζετε. (8) *ἀλλὰ περὶ*
μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων
σμικρῶν χρεόν ἐστι ὑμέας μάχας ἀναβάλλεσθαι πρός τε
Μεσσηνίους ἐόντας ἰσοπαλέας καὶ Ἀρκάδας τε καὶ Ἀργείους,
τοῖσι οὔτε χρυσοῦ ἐχόμενόν ἐστι οὐδὲν οὔτε ἀργύρου, τῶν
πέρι καί τινα ἐνάγει προθυμίη μαχόμενον ἀποθνῄσκειν,
παρέχον δὲ τῆς Ἀσίης πάσης ἄρχειν εὐπετέως, ἄλλο τι
αἱρήσεσθε; (9) *Ἀρισταγόρης μὲν ταῦτα ἔλεξε, Κλεομένης δὲ*
ἀμείβετο τοισίδε· Ὦ ξεῖνε Μιλήσιε, ἀναβάλλομαί τοι ἐς τρίτην
50 *ἡμέρην ὑποκρινέεσθαι. τότε μὲν ἐς τοσοῦτον ἤλασαν· ἐπείτε*
δὲ ἡ κυρίη ἡμέρη ἐγένετο τῆς ὑποκρίσιος καὶ ἦλθον ἐς τὸ
συγκείμενον, εἴρετο ὁ Κλεομένης τὸν Ἀρισταγόρην ὁκοσέων
ἡμερέων ἀπὸ θαλάσσης τῆς Ἰώνων ὁδὸς εἴη παρὰ βασιλέα.
(2) *ὁ δὲ Ἀρισταγόρης, τἆλλα ἐὼν σοφὸς καὶ διαβάλλων*
ἐκεῖνον εὖ, ἐν τούτῳ ἐσφάλη· χρεὸν γάρ μιν μὴ λέγειν τὸ
ἐόν, βουλόμενόν γε Σπαρτιήτας ἐξαγαγεῖν ἐς τὴν Ἀσίην, λέγει
δ' ὦν τριῶν μηνῶν φὰς εἶναι τὴν ἄνοδον. (3) *ὁ δὲ ὑπαρπάσας*
τὸν ἐπίλοιπον λόγον τὸν ὁ Ἀρισταγόρης ὅρμητο λέγειν
περὶ τῆς ὁδοῦ, εἶπε· Ὦ ξεῖνε Μιλήσιε, ἀπαλλάσσεο ἐκ Σπάρτης
πρὸ δύντος ἡλίου· οὐδένα γὰρ λόγον εὐπρεπέα λέγεις
Λακεδαιμονίοισι, ἐθέλων σφεας ἀπὸ θαλάσσης τριῶν μηνῶν
51 *ὁδὸν ἀγαγεῖν. ὁ μὲν δὴ Κλεομένης ταῦτα εἴπας ἤιε ἐς τὰ*
οἰκία, ὁ δὲ Ἀρισταγόρης λαβὼν ἱκετηρίην ἤιε ἐς τοῦ
Κλεομένεος, ἐσελθὼν δὲ ἔσω ἅτε ἱκετεύων ἐπακοῦσαι ἐκέλευε
τὸν Κλεομένεα, ἀποπέμψαντα τὸ παιδίον· προσεστήκεε γὰρ
δὴ τῷ Κλεομένεϊ ἡ θυγάτηρ, τῇ οὔνομα ἦν Γοργώ· τοῦτο
δέ οἱ καὶ μοῦνον τέκνον ἐτύγχανε ἐὸν ἐτέων ὀκτὼ ἢ ἐννέα

653 *θαρσέοντες* A: *θαρρέ-* d 655 *ὑμέας ἐστι* D 661 *τοισίδε* edd.: *τοῖσδε ἐς* <*τὴν*> D 662 *ὑποκρινέεσθαι* Bekker: *ἀπο-* 663 *ὑποκρίσιος* Bekker: *ἀπο-* 670 *ὁ* Ar: om. DS *ὅρμητο* S: *ὥρ-* Ad 672 *εὐπρεπέα* Richards: *εὐεπέα* A: *εὐπετέα* d 674 *ἀγαγεῖν*] *ἀνάγειν* Richards 676 *ἔσω* edd.: *εἴσω*

ἡλικίην. Κλεομένηϲ δὲ λέγειν μιν ἐκέλευε τὰ βούλεται μηδὲ ἐπιϲχεῖν τοῦ παιδίου εἵνεκα. (2) ἐνθαῦτα δὴ ὁ Ἀριϲταγόρηϲ ἄρχετο ἐκ δέκα ταλάντων ὑπιϲχνεόμενοϲ, ἤν οἱ ἐπιτελέϲῃ τῶν ἐδέετο. ἀνανεύοντοϲ δὲ τοῦ Κλεομένεοϲ προέβαινε τοῖϲι χρήμαϲι ὑπερβάλλων ὁ Ἀριϲταγόρηϲ, ἐϲ οὗ πεντήκοντά τε τάλαντα ὑποδέδεκτο καὶ τὸ παιδίον ηὐδάξατο· Πάτερ, διαφθερέει ϲε ὁ ξεῖνοϲ, ἢν μὴ ἀποϲτὰϲ ἴῃϲ. (3) ὅ τε δὴ Κλεομένηϲ ἡϲθεὶϲ τοῦ παιδίου τῇ παραινέϲι ἤιε ἐϲ ἕτερον οἴκημα καὶ ὁ Ἀριϲταγόρηϲ ἀπαλλάϲϲετο τὸ παράπαν ἐκ τῆϲ Ϲπάρτηϲ, οὐδέ οἱ ἐξεγένετο ἐπὶ πλέον ἔτι ϲημῆναι περὶ τῆϲ ἀνόδου τῆϲ παρὰ βαϲιλέα.

52 Ἔχει γὰρ ἀμφὶ τῇ ὁδῷ ταύτῃ ὧδε· ϲταθμοί τε πανταχῇ εἰϲὶ βαϲιλήιοι καὶ καταλύϲιεϲ κάλλιϲται, διὰ οἰκεομένηϲ τε ἡ ὁδὸϲ ἅπαϲα καὶ ἀϲφαλέοϲ. διὰ μέν γε Λυδίηϲ καὶ Φρυγίηϲ ϲταθμοὶ †τείνοντεϲ† εἴκοϲι εἰϲί, παραϲάγγαι δὲ τέϲϲερεϲ καὶ ἐνενήκοντα καὶ ἥμιϲυ. (2) ἐκδέκεται δὲ ἐκ τῆϲ Φρυγίηϲ ὁ Ἅλυϲ ποταμόϲ, ἐπ᾽ ᾧ πύλαι τε ἔπειϲι, τὰϲ διεξελάϲαι πᾶϲα ἀνάγκη καὶ οὕτω διεκπερᾶν τὸν ποταμόν, καὶ φυλακτήριον μέγα ἐπ᾽ αὐτῷ. διαβάντι δὲ ἐϲ τὴν Καππαδοκίην καὶ ταύτῃ πορευομένῳ μέχρι οὔρων τῶν Κιλικίων ϲταθμοὶ δυῶν δέοντεϲ εἰϲί τριήκοντα, παραϲάγγαι δὲ τέϲϲερεϲ καὶ ἑκατόν· ἐπὶ δὲ τοῖϲι τούτων οὔροιϲι διξάϲ τε πύλαϲ διεξελᾷϲ καὶ διξὰ φυλακτήρια παραμείψεαι. (3) ταῦτα δὲ διεξελάϲαντι καὶ διὰ τῆϲ Κιλικίηϲ ὁδὸν ποιευμένῳ τρεῖϲ εἰϲὶ ϲταθμοί, παραϲάγγαι δὲ πεντεκαίδεκα καὶ ἥμιϲυ. οὖροϲ δὲ Κιλικίηϲ καὶ τῆϲ Ἀρμενίηϲ ἐϲτὶ ποταμὸϲ νηυϲιπέρητοϲ, τῷ οὔνομα Εὐφρήτηϲ. ἐν δὲ τῇ Ἀρμενίῃ ϲταθμοὶ μὲν εἰϲὶ {καταγωγέων} πεντεκαίδεκα, παραϲάγγαι δὲ ἓξ καὶ πεντήκοντα καὶ ἥμιϲυ,

682 ἄρχετο AD: -ται r 685 ὑποδέδεκτο A: ὑπε- d 686–7 ὁ ... ἡϲθεὶϲ Ar: ἡϲθεὶϲ δὲ ὁ Κλεομένηϲ D 687 παραινέϲι edd.: -ϲει 694 <ἰόντι> ϲταθμοὶ {τείνοντεϲ} Powell 696 ἔπειϲι Ad: εἰϲί P. Oxy. 4455 705 Εὐφρήτηϲ C: Εὐφράτηϲ Ad 706 del. Powell

(4) ποταμοὶ δὲ νηυϲιπέρητοι τέϲϲερεϲ διὰ ταύτηϲ ῥέουϲι, τοὺϲ πᾶϲα ἀνάγκη διαπορθμεῦϲαί ἐϲτι, καὶ φυλακτήριον ἐν αὐτοῖϲι. πρῶτοϲ μὲν Τίγρηϲ, μετὰ δὲ δεύτερόϲ τε καὶ τρίτοϲ Ζάβατοϲ ὀνομαζόμενοϲ, οὐκ ὡυτὸϲ ἐὼν ποταμὸϲ οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων· ὁ μὲν γὰρ πρότεροϲ αὐτῶν καταλεχθεὶϲ ἐξ Ἀρμενίων ῥέει, ὁ δ' ὕϲτεροϲ ἐκ Ματιηνῶν. (5) ὁ δὲ τέταρτοϲ τῶν ποταμῶν οὔνομα ἔχει Γύνδηϲ, τὸν Κῦροϲ διέλαβέ κοτε ἐϲ διώρυχαϲ ἑξήκοντα καὶ τριηκοϲίαϲ. ἐκ δὲ ταύτηϲ τῆϲ Ἀρμενίηϲ ἐϲβάλλοντι ἐϲ τὴν Ματιηνὴν γῆν ϲταθμοὶ εἰϲὶ τέϲϲερεϲ <καὶ τριήκοντα, παραϲάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν>. (6) ἐκ δὲ ταύτηϲ ἐϲ τὴν Κιϲϲίην χώρην μεταβαίνοντι ἕνδεκα ϲταθμοί, παραϲάγγαι δὲ δύο καὶ τεϲϲεράκοντα καὶ ἥμιϲυ ἔϲτι ἐπὶ ποταμὸν Χοάϲπην, ἐόντα καὶ τοῦτον νηυϲιπέρητον, ἐπ' ᾧ Ϲοῦϲα πόλιϲ πεπόλιϲται. οὗτοι οἱ πάντεϲ ϲταθμοί εἰϲι ἕνδεκα καὶ ἑκατόν. καταγωγαὶ μέν νυν ϲταθμῶν
53 τοϲαῦται εἰϲὶ ἐκ Ϲαρδίων ἐϲ Ϲοῦϲα ἀναβαίνοντι· εἰ δὲ ὀρθῶϲ μεμέτρηται ἡ ὁδὸϲ ἡ βαϲιληίη τοῖϲι παραϲάγγῃϲι καὶ ὁ παραϲάγγηϲ δύναται τριήκοντα ϲτάδια, ὥϲπερ οὗτόϲ γε δύναται τοϲαῦτα, ἐκ Ϲαρδίων ϲτάδια ἔϲτι ἐϲ τὰ βαϲιλήια τὰ Μεμνόνεια καλεόμενα πεντακόϲια καὶ τριϲχίλια καὶ μύρια παραϲαγγέων ἐόντων πεντήκοντα καὶ τετρακοϲίων. πεντήκοντα δὲ καὶ ἑκατὸν ϲτάδια ἐπ' ἡμέρῃ ἑκάϲτῃ διεξιοῦϲι
54 ἀναιϲιμοῦνται ἡμέραι ἀπαρτὶ ἐνενήκοντα. οὕτω τῷ Μιληϲίῳ Ἀριϲταγόρῃ εἴπαντι πρὸϲ Κλεομένεα τὸν Λακεδαιμόνιον

709–10 καὶ ... αὐτοῖϲι huc traiecit Powell, qui etiam φυλακτήριον ἐν in φυλακτήρια τέϲϲερα ἐπ' mutavit: post ἥμιϲυ (707) praebent Ad 710 Τίγρηϲ T: Τίγριϲ r: Πίγρηϲ A: Πίγριϲ D 711 Ζάβατοϲ Weissenborn post Bobrik: ὡυτὸϲ 712 αὐτῶν CP: αὐτέων Ad 713 ὕϲτεροϲ D^{pc}, van Herwerden: ὕϲτερον Ad 715–18 ἐκ δὲ ταύτηϲ ... ἑκατόν post αὐτοῖϲι (710) traiecit Stein, deleto τῆϲ Ἀρμενίηϲ 716 ἐϲβάλλοντι r: -τεϲ A: -τοϲ D: ἐϲβαλόντι Powell 717 suppl. de la Barre 718 μεταβαίνοντι] μεταβάντι Powell 719 τεϲϲεράκοντα A: τεϲϲαρ- d 722 ϲταθμῶν del. Powell 723 ἐκ Ϲαρδίων post ἀναβαίνοντι traiecit D 725–6 ὥϲπερ ... ϲτάδια AD: om. r 726 τοϲαῦτα Van Herwerden: ταῦτα 727 Μεμνόνεια D: -νια Ar 730 ἐνενήκοντα AD: ἐνν- r

εἶναι τριῶν μηνῶν τὴν ἄνοδον τὴν παρὰ βαϲιλέα ὀρθῶϲ εἴρητο. εἰ δέ τιϲ τὸ ἀτρεκέϲτερον τούτων ἔτι δίζηται, ἐγὼ καὶ τοῦτο ϲημανέω· τὴν γὰρ ἐξ Ἐφέϲου ἐϲ Ϲάρδιϲ ὁδὸν δεῖ προϲλογίϲαϲθαι ταύτῃ. (2) καὶ δὴ λέγω ϲταδίουϲ εἶναι τοὺϲ πάνταϲ ἀπὸ θαλάϲϲηϲ τῆϲ Ἑλληνικῆϲ μέχρι Ϲούϲων (τοῦτο γὰρ Μεμνόνειον ἄϲτυ καλέεται) τεϲϲεράκοντα καὶ τετρακιϲχιλίουϲ καὶ μυρίουϲ· οἱ γὰρ ἐξ Ἐφέϲου ἐϲ Ϲάρδιϲ εἰϲὶ τεϲϲεράκοντα καὶ πεντακόϲιοι ϲτάδιοι, καὶ οὕτω τριϲὶ ἡμέρῃϲι μηκύνεται ἡ τρίμηνοϲ ὁδόϲ.

Ἀπελαυνόμενοϲ δὲ ὁ Ἀριϲταγόρηϲ ἐκ τῆϲ Ϲπάρτηϲ ἤιε ἐϲ 55
τὰϲ Ἀθήναϲ γενομέναϲ τυράννων ὧδε ἐλευθέραϲ. ἐπεὶ Ἵππαρχον τὸν Πειϲιϲτράτου, Ἱππίεω δὲ τοῦ τυράννου ἀδελφεόν, ἰδόντα ὄψιν ἐνυπνίου τῷ ἑωυτοῦ πάθεϊ ἐμφερεϲτάτην κτείνουϲι Ἀριϲτογείτων καὶ Ἁρμόδιοϲ, γένοϲ ἐόντεϲ τὰ ἀνέκαθεν Γεφυραῖοι, μετὰ ταῦτα ἐτυραννεύοντο Ἀθηναῖοι ἐπ' ἔτεα τέϲϲερα οὐδὲν ἧϲϲον ἀλλὰ καὶ μᾶλλον ἢ πρὸ τοῦ. ἡ μέν νυν 56
ὄψιϲ τοῦ Ἱππάρχου ἐνυπνίου ἦν ἥδε. ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε ὁ Ἵππαρχοϲ ἄνδρα οἱ ἐπιϲτάντα μέγαν καὶ εὐειδέα αἰνίϲϲεϲθαι τάδε τὰ ἔπεα·

τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ·
οὐδεὶϲ ἀνθρώπων ἀδικῶν τίϲιν οὐκ ἀποτείϲει.

(2) ταῦτα δέ, ὡϲ ἡμέρη ἐγένετο τάχιϲτα, φανερὸϲ ἦν ὑπερτιθέμενοϲ ὀνειροπόλοιϲι· μετὰ δὲ ἀπειπάμενοϲ τὴν ὄψιν ἔπεμπε τὴν πομπήν, ἐν τῇ δὴ τελευτᾷ.

Οἱ δὲ Γεφυραῖοι, τῶν ἦϲαν οἱ φονέεϲ οἱ Ἱππάρχου, ὡϲ μὲν 57
αὐτοὶ λέγουϲι, ἐγεγόνεϲαν ἐξ Ἐρετρίηϲ τὴν ἀρχήν, ὡϲ δὲ ἐγὼ ἀναπυνθανόμενοϲ εὑρίϲκω, ἦϲαν Φοίνικεϲ τῶν ϲὺν Κάδμῳ

737 Μεμνόνειον AD: -νιον r   τεϲϲεράκοντα AD: τεϲϲαρ- r   739 τεϲϲεράκοντά <τε> P. Oxy. 4455   καὶ[1] om. P. Oxy. 4455   744 τῷ ἑωυτοῦ πάθεϊ del. Jacobs   ἐμφερεϲτάτην Wyttenbach: ἐναργεϲτάτην   750[3] ἀδικων sine accentu A, paroxytone BC   ἀποτείϲει Holford-Strevens: ἀποτίϲει

ἀπικομένων Φοινίκων ἐϲ γῆν τὴν νῦν Βοιωτίην καλεομένην,
οἴκεον δὲ τῆϲ χώρηϲ ταύτηϲ ἀπολαχόντεϲ τὴν Ταναγρικὴν
μοῖραν. (2) *ἐνθεῦτεν δὲ Καδμείων πρότερον ἐξαναϲτάντων*
ὑπ' Ἀργείων οἱ Γεφυραῖοι οὗτοι δεύτερα ὑπὸ Βοιωτῶν
ἐξαναϲτάντεϲ ἐτράποντο ἐπ' Ἀθηνέων. Ἀθηναῖοι δέ ϲφεαϲ ἐπὶ
ῥητοῖϲι ἐδέξαντο ϲφέων αὐτῶν εἶναι πολιήταϲ, ὀλίγων τεῶν
58 *καὶ οὐκ ἀξιαπηγήτων ἐπιτάξαντεϲ ἔργεϲθαι. οἱ δὲ Φοίνικεϲ*
οὗτοι οἱ ϲὺν Κάδμῳ ἀπικόμενοι, τῶν ἦϲαν οἱ Γεφυραῖοι,
ἄλλα τε πολλὰ οἰκίϲαντεϲ ταύτην τὴν χώρην ἐϲήγαγον
διδαϲκάλια ἐϲ τοὺϲ Ἕλληναϲ καὶ δὴ καὶ γράμματα, οὐκ ἐόντα
πρὶν Ἕλληϲι ὡϲ ἐμοὶ δοκέειν, πρῶτα μὲν τοῖϲι καὶ ἅπαντεϲ
χρέωνται Φοίνικεϲ· μετὰ δὲ χρόνου προβαίνοντοϲ ἅμα τῇ
φωνῇ μετέβαλλον καὶ τὸν ῥυθμὸν τῶν γραμμάτων. (2) *περι-*
οίκεον δέ ϲφεαϲ τὰ πολλὰ τῶν χώρων τοῦτον τὸν χρόνον
Ἑλλήνων Ἴωνεϲ· οἳ παραλαβόντεϲ διδαχῇ παρὰ τῶν Φοινίκων
τὰ γράμματα, μεταρρυθμίϲαντέϲ ϲφεων ὀλίγα ἐχρέωντο,
χρεώμενοι δὲ ἐφάτιϲαν, ὥϲπερ καὶ τὸ δίκαιον ἔφερε
ἐϲαγαγόντων Φοινίκων ἐϲ τὴν Ἑλλάδα, Φοινικήια κεκλῆϲθαι.
(3) *καὶ τὰϲ βύβλουϲ διφθέραϲ καλέουϲι ἀπὸ τοῦ παλαιοῦ οἱ*
Ἴωνεϲ, ὅτι κοτὲ ἐν ϲπάνι βύβλων ἐχρέωντο διφθέρῃϲι αἰγέῃϲί
τε καὶ οἰέῃϲι· ἔτι δὲ καὶ τὸ κατ' ἐμὲ πολλοὶ τῶν βαρβάρων
59 *ἐϲ τοιαύταϲ διφθέραϲ γράφουϲι. εἶδον δὲ καὶ αὐτὸϲ*
Καδμήια γράμματα ἐν τῷ ἱρῷ τοῦ Ἀπόλλωνοϲ τοῦ Ἰϲμηνίου
ἐν Θήβῃϲι τῇϲι Βοιωτῶν ἐπὶ τρίποϲι τριϲὶ ἐγκεκολαμμένα,

757 *Φοινίκων* del. Van Herwerden 758 *Ταναγρικὴν μοῖραν* Ar: *ναγρικὴν μοίρην* D 761 *Ἀθηνέων* A: *-αίων* d 762 <*δέ*> *ϲφεων* D *ὀλίγων* Scheibe: *πολλῶν* Ad: <*οὐ*> *πολλῶν* Madvig 765 *πολλὰ* Ar: om. D *οἰκίϲαντεϲ* Van Herwerden: *οἰκή-* 766 *διδαϲκάλια* CPD^{pc}: *-λεῖα* Ad 767 *δοκέειν* A: *-έει* d 769 *μετέβαλλον* A: *-βαλον* d 770 *τῶν χώρων* d: *τῶν χωρῶν* A: del. Krüger: *τῶν χωρίων* Wesseling 772 *μεταρρυθμίϲαντέϲ* AD: *-ήϲαντέϲ* r 775 *βύβλουϲ* AD^{pc}: *βίβ-* d 776 *βύβλων* AD: *βίβ-* r 778 *εἶδον* A: *ἴδον* d *καὶ* AD: om. r 779 *Καδμήια* CS: *Καδμεῖα* Ad *Ἰϲμηνίου* d: *Ἰϲμινίου* A 780 *ἐπὶ* del. Van Herwerden *τριϲὶ* Y, Dobree: *τιϲι* Ad: del. Powell

τὰ πολλὰ ὁμοῖα ἐόντα τοῖϲι Ἰωνικοῖϲι. ὁ μὲν δὴ εἷϲ τῶν τριπόδων ἐπίγραμμα ἔχει·

Ἀμφιτρύων μ' ἀνέθηκεν †ἐὼν† ἀπὸ Τηλεβοάων.

ταῦτα ἡλικίην εἴη ἂν κατὰ Λάϊον τὸν Λαβδάκου τοῦ
Πολυδώρου τοῦ Κάδμου. ἕτεροϲ δὲ τρίπουϲ ἐν ἑξαμέτρῳ 60
τόνῳ λέγει·

Ϲκαῖοϲ πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι
νικήϲαϲ ἀνέθηκε τεῒν περικαλλὲϲ ἄγαλμα.

Ϲκαῖοϲ δ' ἂν εἴη ὁ Ἱπποκόωντοϲ, εἰ δὴ οὗτόϲ γε ἐϲτὶ ὁ
ἀναθεὶϲ καὶ μὴ ἄλλοϲ τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντοϲ,
ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου. τρίτοϲ δὲ τρίπουϲ λέγει 61
καὶ οὗτοϲ ἐν ἑξαμέτρῳ·

Λαοδάμαϲ τρίποδ' †αὐτὸν† εὐϲκόπῳ Ἀπόλλωνι
μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲϲ ἄγαλμα.

(2) ἐπὶ τούτου δὴ τοῦ Λαοδάμαντοϲ τοῦ Ἐτεοκλέοϲ μουναρχέοντοϲ ἐξανιϲτέαται Καδμεῖοι ὑπ' Ἀργείων καὶ τρέπονται ἐϲ τοὺϲ Ἐγχελέαϲ, οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντεϲ ὕϲτερον ὑπὸ Βοιωτῶν ἀναχωρέουϲι ἐϲ Ἀθήναϲ· καί ϲφι ἱρὰ ἔϲτι ἐν Ἀθήνῃϲι ἱδρυμένα, τῶν οὐδὲν μέτα τοῖϲι λοιποῖϲι Ἀθηναίοιϲι, ἄλλα τε κεχωριϲμένα τῶν ἄλλων ἱρῶν καὶ δὴ καὶ Ἀχαιίηϲ Δήμητροϲ ἱρόν τε καὶ ὄργια.

Ἡ μὲν δὴ ὄψιϲ τοῦ Ἱππάρχου ἐνυπνίου καὶ οἱ Γεφυραῖοι 62
ὅθεν ἐγεγόνεϲαν, τῶν ἦϲαν οἱ Ἱππάρχου φονέεϲ, ἀπήγηταί μοι· δεῖ δὲ πρὸϲ τούτοιϲι ἔτι ἀναλαβεῖν τὸν κατ' ἀρχὰϲ ἤια λέξων λόγον, ὡϲ τυράννων ἐλευθερώθηϲαν Ἀθηναῖοι. (2) Ἱππίεω τυραννεύοντοϲ καὶ ἐμπικραινομένου Ἀθηναίοιϲι διὰ

782[2] ἐὼν del. Powell: λαβὼν sch. in Dion. Thr. p. 185.18 (Hilgard): ἑλὼν Meineke: (ἀνέθηκε) θεῷ Stein: an νεῶν? 785[2] Ϲκαιὸϲ hoc accentu d 785[3] τεῒν r: τέϊν AD 786 Ϲκαιὸϲ hoc accentu Ad: recte S 789 ἑξαμέτρῳ <τόνῳ> Van Herwerden 789[2] αὐτὸν Ad: αὐτὸϲ Schweighäuser: ὄντα μ' Blaydes: ἆθλον Stein 789[3] τεῒν r: τέϊν AD 795 κεχωριϲμένα ... ἱρῶν del. Powell Ἀχαιίηϲ A: Ἀχαιῆϲ d 799 δὲ PS: δὴ Ad

τὸν Ἱππάρχου θάνατον Ἀλκμεωνίδαι, γένος ἐόντες Ἀθηναῖοι καὶ φεύγοντες Πειςιςτρατίδας, ἐπείτε ςφι ἅμα τοῖςι ἄλλοιςι Ἀθηναίων φυγάςι πειρωμένοιςι κατὰ τὸ ἰςχυρὸν οὐ προεχώρεε <ἡ> κάτοδος, ἀλλὰ προςέπταιον μεγάλως πειρώμενοι κατιέναι τε καὶ ἐλευθεροῦν τὰς Ἀθήνας, Λειψύδριον τὸ ὑπὲρ Παιονίης τειχίςαντες, ἐνθαῦτα οἱ Ἀλκμεωνίδαι πᾶν ἐπὶ τοῖςι Πειςιςτρατίδῃςι μηχανώμενοι παρ' Ἀμφικτυόνων τὸν νηὸν μιςθοῦνται τὸν ἐν Δελφοῖςι, τὸν νῦν <μὲν> ἐόντα, τότε δὲ οὔκω, τοῦτον ἐξοικοδομῆςαι, (3) *οἷά τε χρημάτων εὖ ἥκοντες καὶ ἐόντες ἄνδρες δόκιμοι ἀνέκαθεν ἔτι τε τὸν νηὸν ἐξεργάςαντο τοῦ παραδείγματος κάλλιον τά τε ἄλλα καὶ ςυγκειμένου ςφι πωρίνου λίθου ποιέειν τὸν νηόν,*
63 *Παρίου τὰ ἔμπροςθε αὐτοῦ ἐξεποίηςαν. ὡς ὦν δὴ οἱ Ἀθηναῖοι λέγουςι, οὗτοι οἱ ἄνδρες ἐν Δελφοῖςι κατήμενοι ἀνέπειθον τὴν Πυθίην χρήμαςι, ὅκως ἔλθοιεν Cπαρτιητέων ἄνδρες εἴτε ἰδίῳ ςτόλῳ εἴτε δημοςίῳ χρηςόμενοι, προφέρειν ςφι τὰς Ἀθήνας ἐλευθεροῦν.* (2) *Λακεδαιμόνιοι δέ, ὥς ςφι αἰεὶ τὠυτὸ πρόφαντον ἐγίνετο, πέμπουςι Ἀγχίμολον τὸν Ἀςτέρος, ἐόντα τῶν ἀςτῶν ἄνδρα δόκιμον, ςὺν ςτρατῷ ἐξελῶντα Πειςιςτρατίδας ἐξ Ἀθηνέων, ὅμως καὶ ξείνους ςφι ἐόντας τὰ μάλιςτα· τὰ γὰρ τοῦ θεοῦ πρεςβύτερα ἐποιεῦντο ἢ τὰ τῶν ἀνδρῶν.* (3) *πέμπουςι δὲ τούτους κατὰ θάλαςςαν πλοίοιςι. ὁ μὲν δὴ προςςχὼν ἐς Φάληρον τὴν ςτρατιὴν ἀπέβηςε, οἱ δὲ Πειςιςτρατίδαι προπυνθανόμενοι ταῦτα ἐπεκαλέοντο ἐκ Θεςςαλίης ἐπικουρίην· ἐπεποίητο γάρ ςφι ςυμμαχίη πρὸς αὐτούς. Θεςςαλοὶ δέ ςφι δεομένοιςι ἀπέπεμψαν κοινῇ γνώμῃ*

802 *Ἀλκμεωνίδαι* A: *-μαιον-* d 804 *πειρωμένοιςι* del. Powell 805 suppl. Schaefer *κάτοδος* del. Krüger 807 *Λειψύδριον* CD[pc]: *Λιψ-* Ad *Παιονίης*] *Παιονιδέων* Holford-Strevens 810 suppl. Van Herwerden 812 *τε* Powell: *δὲ* *τε τὸν* Maas: *τόν τε*: cf. 5. 90. 2 814 *Ἀθηναῖοι*] *Λακεδαιμόνιοι* Schweighäuser 818 *αἰεὶ* CP: *ἀεὶ* Ad 819 *Ἀγχίμολον* Arist. *Ath.* 19. 3, sch. Ar. *Lys.* 1153: *Ἀγχιμόλιον* Ad; cf. 836 820 *ἐξελῶντα* P[pc]: *-όντα* Ad 821 *Ἀθηνέων* A: *-αίων* d *ξείνους* Schaefer: *ξεινίους* 824 *προςςχὼν* AD: *προςχὼν* r

χρεώμενοι χιλίην τε ἵππον καὶ τὸν βαϲιλέα τὸν ϲφέτερον
Κινέην ἄνδρα Κονδαῖον· τοὺϲ ἐπείτε ἔϲχον ϲυμμάχουϲ οἱ
Πειϲιϲτρατίδαι, ἐμηχανῶντο τοιάδε· (4) κείραντεϲ τῶν
Φαληρέων τὸ πεδίον καὶ ἱππάϲιμον ποιήϲαντεϲ τοῦτον τὸν
χῶρον ἐπῆκαν τῷ ϲτρατοπέδῳ τὴν ἵππον· ἐμπεϲοῦϲα δὲ
διέφθειρε ἄλλουϲ τε πολλοὺϲ τῶν Λακεδαιμονίων καὶ δὴ καὶ
τὸν Ἀγχίμολον, τοὺϲ δὲ περιγενομένουϲ αὐτῶν ἐϲ τὰϲ νέαϲ
κατεῖρξαν. ὁ μὲν δὴ πρῶτοϲ ϲτόλοϲ ἐκ Λακεδαίμονοϲ οὕτωϲ
ἀπήλλαξε, καὶ Ἀγχιμόλου εἰϲὶ ταφαὶ τῆϲ Ἀττικῆϲ
Ἀλωπεκῆϲι, ἀγχοῦ τοῦ Ἡρακλείου τοῦ ἐν Κυνοϲάργεϊ. μετὰ 64
δὲ Λακεδαιμόνιοι μέζω ϲτόλον ϲτείλαντεϲ ἀπέπεμψαν ἐπὶ
τὰϲ Ἀθήναϲ, ϲτρατηγὸν τῆϲ ϲτρατιῆϲ ἀποδέξαντεϲ βαϲιλέα
Κλεομένεα τὸν Ἀναξανδρίδεω, οὐκέτι κατὰ θάλαϲϲαν ϲτείλ-
αντεϲ ἀλλὰ κατ᾽ ἤπειρον· (2) τοῖϲι ἐϲβαλοῦϲι ἐϲ τὴν Ἀττικὴν
χώρην ἡ τῶν Θεϲϲαλῶν ἵπποϲ πρώτη προϲέμειξε καὶ οὐ μετὰ
πολλὸν ἐτράπετο, καί ϲφεων ἔπεϲον ὑπὲρ τεϲϲεράκοντα
ἄνδραϲ· οἱ δὲ περιγενόμενοι ἀπαλλάϲϲοντο ὡϲ εἶχον ἰθὺϲ ἐπὶ
Θεϲϲαλίηϲ. Κλεομένηϲ δὲ ἀπικόμενοϲ ἐϲ τὸ ἄϲτυ ἅμα
Ἀθηναίων τοῖϲι βουλομένοιϲι εἶναι ἐλευθέροιϲι ἐπολιόρκεε
τοὺϲ τυράννουϲ ἀπεργμένουϲ ἐν τῷ Πελαργικῷ τείχεϊ.
καὶ οὐδέν τι πάντωϲ ἂν ἐξεῖλον τοὺϲ Πειϲιϲτρατίδαϲ οἱ 65
Λακεδαιμόνιοι (οὔτε γὰρ ἐπέδρην ἐπενόεον ποιήϲαϲθαι, οἵ
τε Πειϲιϲτρατίδαι ϲίτοιϲι καὶ ποτοῖϲι εὖ παρεϲκευάδατο)
πολιορκήϲαντέϲ τε ἂν ἡμέραϲ ὀλίγαϲ ἀπαλλάϲϲοντο ἐϲ τὴν
Ϲπάρτην· νῦν δὲ ϲυντυχίη τοῖϲι μὲν κακὴ ἐπεγένετο, τοῖϲι δὲ
ἡ αὐτὴ αὕτη ϲύμμαχοϲ· ὑπεκτιθέμενοι γὰρ ἔξω τῆϲ χώρηϲ οἱ
παῖδεϲ τῶν Πειϲιϲτρατιδέων ἥλωϲαν. (2) τοῦτο δὲ ὡϲ ἐγένετο,
πάντα αὐτῶν τὰ πρήγματα ϲυνετετάρακτο, παρέϲτηϲαν δὲ

829 Κονδαῖον Kip: Κονιαῖον Ad 830 ἐμηχανῶντο Lhardy: -έατο 832 ἐμπεϲοῦϲα Ar: ἐκπ- D 835 κατεῖρξαν] κατήραξαν Wesseling 836 Ἀγχιμόλου] -ίου Ad 839 τῆϲ ϲτρατιῆϲ del. Van Herwerden 841 ἐϲβαλοῦϲι Ar: ἐμβάλλουϲι D 843 πολλὸν Stein: πολὺ 844 ἄνδραϲ C: -εϲ Ad 847 Πελαργικῷ r: Πελαϲγικῷ ADS 851 ὀλίγαϲ ἡμέραϲ D

ἐπὶ μιϲθῷ τοῖϲι τέκνοιϲι, ἐπ' οἷϲι ἐβούλοντο οἱ Ἀθηναῖοι, ὥϲτε
ἐν πέντε ἡμέρῃϲι ἐκχωρῆϲαι ἐκ τῆϲ Ἀττικῆϲ. (3) μετὰ δὲ
ἐξεχώρηϲαν ἐϲ Cίγειον τὸ ἐπὶ τῷ Cκαμάνδρῳ, ἄρξαντεϲ μὲν
Ἀθηναίων ἐπ' ἔτεα ἕξ τε καὶ τριήκοντα, ἐόντεϲ δὲ καὶ οὗτοι
ἀνέκαθεν Πύλιοί τε καὶ Νηλεῖδαι, ἐκ τῶν αὐτῶν γεγονότεϲ
καὶ οἱ ἀμφὶ Κόδρον τε καὶ Μέλανθον, οἳ πρότερον ἐπήλυδεϲ
ἐόντεϲ ἐγένοντο Ἀθηναίων βαϲιλέεϲ. (4) ἐπὶ τούτου δὲ καὶ τὸ
οὔνομα †ἀπεμνημόνευϲε† Ἱπποκράτηϲ τῷ παιδὶ θέϲθαι {τὸν
Πειϲίϲτρατον}, ἐπὶ τοῦ Νέϲτοροϲ Πειϲιϲτράτου ποιεύμενοϲ
τὴν ἐπωνυμίην. (5) οὕτω μὲν Ἀθηναῖοι τυράννων ἀπαλλ-
άχθηϲταν· ὅϲα δὲ ἐλευθερωθέντεϲ ἔρξαν ἢ ἔπαθον ἀξιόχρεα
ἀπηγήϲιοϲ πρὶν ἢ Ἰωνίην τε ἀποϲτῆναι ἀπὸ Δαρείου καὶ
Ἀριϲταγόρεα τὸν Μιλήϲιον ἀπικόμενον ἐϲ Ἀθήναϲ χρηίϲαι
ϲφέων βοηθέειν, ταῦτα πρῶτα φράϲω.

66 Ἀθῆναι, ἐοῦϲαι καὶ πρὶν μεγάλαι, τότε ἀπαλλαχθεῖϲαι
τυράννων ἐγένοντο μέζoνεϲ. ἐν δὲ αὐτῇϲι δύο ἄνδρεϲ ἐδυν-
άϲτευον, Κλειϲθένηϲ τε ἀνὴρ Ἀλκμεωνίδηϲ, ὅνπερ δὴ λόγοϲ
ἔχει τὴν Πυθίην ἀναπεῖϲαι, καὶ Ἰϲαγόρηϲ Τειϲάνδρου οἰκίηϲ
μὲν ἐὼν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ ἔχω φράϲαι· θύουϲι
δὲ οἱ ϲυγγενέεϲ αὐτοῦ Διὶ Καρίῳ. (2) οὗτοι οἱ ἄνδρεϲ
ἐϲταϲίαϲαν περὶ δυνάμιοϲ, ἑϲϲούμενοϲ δὲ ὁ Κλειϲθένηϲ τὸν
δῆμον προϲεταιρίζεται. μετὰ δὲ τετραφύλουϲ ἐόνταϲ
Ἀθηναίουϲ δεκαφύλουϲ ἐποίηϲε, τῶν Ἴωνοϲ παίδων Γελέον-
τοϲ καὶ Αἰγικόρεοϲ καὶ Ἀργάδεω καὶ Ὅπλητοϲ ἀπαλλάξαϲ
τὰϲ ἐπωνυμίαϲ, ἐξευρὼν δὲ ἑτέρων ἡρώων ἐπωνυμίαϲ
ἐπιχωρίων, πάρεξ Αἴαντοϲ· τοῦτον δέ, ἅτε ἀϲτυγείτονα καὶ
67 ϲύμμαχον, ξεῖνον ἐόντα προϲέθετο. ταῦτα δέ, δοκέειν ἐμοί,
ἐμιμέετο ὁ Κλειϲθένηϲ οὗτοϲ τὸν ἑωυτοῦ μητροπάτορα

858 Cίγειον d: Cίγιον A 862 τὸ Y, Stein: τὠυτὸ 863 ἀπεμνημόνευϲε obelis notavit Powell: an ἀπομνημονεύων ἠθέληϲε? 863–4 del. Van Herwerden 868 χρηίϲαι P: χρῆϲαι Ad 869 πρῶτα] πάντα Powell 871 ἐγένοντο ADS: ἐγίν- r 872 Ἀλκμεωνίδηϲ A: -μαιον- d ὅνπερ ... λόγοϲ Blaydes: ὅϲπερ ... λόγον 873 Τειϲάνδρου Stein: Τιϲ- 878 Ἴωνοϲ Ar: Ἴωναϲ D

Κλειϲθένεα τὸν Ϲικυῶνοϲ τύραννον. Κλειϲθένηϲ γὰρ Ἀργείοιϲι
πολεμήϲαϲ τοῦτο μὲν ῥαψῳδοὺϲ ἔπαυϲε ἐν Ϲικυῶνι
ἀγωνίζεϲθαι τῶν Ὁμηρείων ἐπέων εἵνεκα, ὅτι Ἀργεῖοί τε
καὶ Ἄργοϲ τὰ πολλὰ πάντα ὑμνέαται· τοῦτο δέ, ἡρώιον γὰρ
ἦν καὶ ἔϲτι ἐν αὐτῇ τῇ ἀγορῇ τῶν Ϲικυωνίων Ἀδρήϲτου
τοῦ Ταλαοῦ, τοῦτον ἐπεθύμηϲε ὁ Κλειϲθένηϲ ἐόντα Ἀργεῖον
ἐκβαλεῖν ἐκ τῆϲ χώρηϲ. (2) *ἐλθὼν δὲ ἐϲ Δελφοὺϲ*
ἐχρηϲτηριάζετο εἰ ἐκβάλοι τὸν Ἄδρηϲτον· ἡ δὲ Πυθίη οἱ χρᾷ
φᾶϲα Ἄδρηϲτον μὲν εἶναι Ϲικυωνίων βαϲιλέα, ἐκεῖνον δὲ
λευϲτῆρα. ἐπεὶ δὲ ὁ θεὸϲ τοῦτό γε οὐ παρεδίδου, ἀπελθὼν
ὀπίϲω ἐφρόντιζε μηχανὴν τῇ αὐτὸϲ ὁ Ἄδρηϲτοϲ ἀπαλ-
λάξεται. ὡϲ δέ οἱ ἐξευρῆϲθαι ἐδόκεε, πέμψαϲ ἐϲ Θήβαϲ τὰϲ
Βοιωτίαϲ ἔφη θέλειν ἐπαγαγέϲθαι Μελάνιππον τὸν Ἀϲτακοῦ·
οἱ δὲ Θηβαῖοι ἔδοϲαν. (3) *ἐπαγαγόμενοϲ δὲ ὁ Κλειϲθένηϲ τὸν*
Μελάνιππον τέμενόϲ οἱ ἀπέδεξε ἐν αὐτῷ τῷ πρυτανηίῳ καί
μιν ἵδρυϲε ἐνθαῦτα ἐν τῷ ἰϲχυροτάτῳ. ἐπηγάγετο δὲ τὸν
Μελάνιππον ὁ Κλειϲθένηϲ (καὶ γὰρ τοῦτο δεῖ ἀπηγήϲαϲθαι)
ὡϲ ἔχθιϲτον ἐόντα Ἀδρήϲτῳ, ὃϲ τόν τε ἀδελφεόν οἱ Μηκιϲτέα
ἀπεκτόνεε καὶ τὸν γαμβρὸν Τυδέα. (4) *ἐπείτε δέ οἱ τὸ τέμενοϲ*
ἀπέδεξε, θυϲίαϲ τε καὶ ὁρτὰϲ Ἀδρήϲτου ἀπελόμενοϲ ἔδωκε
τῷ Μελανίππῳ. οἱ δὲ Ϲικυώνιοι ἐώθεϲαν μεγαλωϲτὶ
κάρτα τιμᾶν τὸν Ἄδρηϲτον· ἡ γὰρ χώρη ἦν αὕτη Πολύβου,
ὁ δὲ Ἄδρηϲτοϲ ἦν Πολύβου θυγατριδέοϲ, ἄπαιϲ δὲ Πόλυβοϲ
τελευτῶν διδοῖ Ἀδρήϲτῳ τὴν ἀρχήν. (5) *τά τε δὴ ἄλλα οἱ*
Ϲικυώνιοι ἐτίμων τὸν Ἄδρηϲτον καὶ δὴ πρὸϲ τὰ πάθεα αὐτοῦ
τραγικοῖϲι χοροῖϲι ἐγέραιρον, τὸν μὲν Διόνυϲον οὐ τιμῶντεϲ,
τὸν δὲ Ἄδρηϲτον. Κλειϲθένηϲ δὲ χοροὺϲ μὲν τῷ Διονύϲῳ
ἀπέδωκε, τὴν δὲ ἄλλην θυϲίην Μελανίππῳ. ταῦτα μὲν ἐϲ 68
Ἄδρηϲτόν οἱ ἐπεποίητο, φυλὰϲ δὲ τὰϲ Δωριέων, ἵνα δὴ μὴ

886 *ἐπέων* Ar: *ἐπῶν* D *ὅτι* A: *ὅτε* d 887 *ἡρώιον* A: *ἡρῶον* d 888 *ἔϲτι* Ar: *ἔτι* D 896 *θέλειν* A: *ἐθέλειν* D: *ἐλθεῖν* r *Ἀϲτακοῦ* r: *Ὀϲτακοῦ* AD 902 *ἀπεκτόνεε* Ar: *ἀπο-* D 904 *μεγάλωϲτι* hoc accentu A: *μεγάλωϲ τι* d: recte CS 907 *ἀρχήν*] *χώρην* sch. Pind. *Nem.* 9. 30

αἱ αὐταὶ ἔωςι τοῖςι Cικυωνίοιςι καὶ τοῖςι Ἀργείοιςι, μετέβαλε ἐς ἄλλα οὐνόματα. ἔνθα καὶ πλεῖςτον κατεγέλαςε τῶν Cικυωνίων· ἐπὶ γὰρ ὑός τε καὶ ὄνου <καὶ χοίρου> τὰς ἐπωνυμίας μετατιθεὶς αὐτὰ τὰ τελευταῖα ἐπέθηκε, πλὴν τῆς ἑωυτοῦ φυλῆς· ταύτῃ δὲ τὸ οὔνομα ἀπὸ τῆς ἑωυτοῦ ἀρχῆς ἔθετο. οὗτοι μὲν δὴ Ἀρχέλαοι ἐκαλέοντο, ἕτεροι δὲ Ὑᾶται, ἄλλοι δὲ Ὀνεᾶται, ἕτεροι δὲ Χοιρεᾶται. (2) τούτοιςι τοῖςι οὐνόμαςι τῶν φυλέων ἐχρέωντο οἱ Cικυώνιοι καὶ ἐπὶ Κλειςθένεος ἄρχοντος καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπ' ἔτεα ἑξήκοντα· μετέπειτα μέντοι λόγον ςφίςι δόντες μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας, τετάρτους δὲ αὐτοῖςι προςέθεντο ἐπὶ τοῦ Ἀδρήςτου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆςθαι Αἰγιαλέας.

69 Ταῦτα μέν νυν ὁ Cικυώνιος Κλειςθένης ἐπεποιήκεε, ὁ δὲ δὴ Ἀθηναῖος Κλειςθένης, ἐὼν τοῦ Cικυωνίου τούτου θυγατριδέος καὶ τὸ οὔνομα ἐπὶ τούτου ἔχων, δοκέειν ἐμοὶ καὶ οὗτος ὑπεριδὼν Ἴωνας, ἵνα μὴ ςφίςι αἱ αὐταὶ ἔωςι φυλαὶ καὶ Ἴωςι, τὸν ὁμώνυμον Κλειςθένεα ἐμιμήςατο. (2) ὡς γὰρ δὴ τὸν Ἀθηναίων δῆμον πρότερον ἀπωςμένον τότε πάντως πρὸς τὴν ἑωυτοῦ μοῖραν προςεθήκατο, τὰς φυλὰς μετωνόμαςε καὶ ἐποίηςε πλεῦνας ἐξ ἐλαςςόνων. **δέκα τε δὴ φυλάρχους ἀντὶ τεςςέρων ἐποίηςε, δέκαχα δὲ καὶ τοὺς δήμους κατένειμε ἐς τὰς φυλάς.** ἦν τε τὸν δῆμον προςθέμενος πολλῷ κατύπερθε
70 τῶν ἀντιςταςιωτέων. ἐν τῷ μέρεϊ δὲ ἑςςούμενος ὁ Ἰςαγόρης ἀντιτεχνᾶται τάδε· ἐπικαλέεται Κλεομένεα τὸν Λακεδαιμόνιον, γενόμενον ἑωυτῷ ξεῖνον ἀπὸ τῆς Πειςιςτρατιδέων πολιορκίης. τὸν δὲ Κλεομένεα εἶχε αἰτίη φοιτᾶν παρὰ τοῦ

914 ἐς AD: εἰς r οὐνόματα d: ὀν- A 915 suppl. Sauppe post Schaefer 916 ἑωυτοῦ Ar: ἑαυτοῦ D 919 ἕτεροι δὲ Χοιρεᾶται del. Bicknell οὐνόμαςι d: ὀν- A 925 κεκλῆςθαι del. Powell 931 πάντως Bekker: πάντων πάντων τότε Schaefer 933–5 δέκα ... φυλάς del. Powell 934 τεςςέρων AD: τεςςάρων Cr δέκαχα Lolling: δέκα κατένειμε Stein: -ένεμε

Ἰϲαγόρεω τὴν γυναῖκα. (2) τὰ μὲν δὴ πρῶτα πέμπων ὁ Κλεομένηϲ ἐϲ τὰϲ Ἀθήναϲ κήρυκα ἐξέβαλλε Κλειϲθένεα καὶ μετ' αὐτοῦ ἄλλουϲ πολλοὺϲ Ἀθηναίων, τοὺϲ ἐναγέαϲ ἐπιλέγων. ταῦτα δὲ πέμπων ἔλεγε ἐκ διδαχῆϲ τοῦ Ἰϲαγόρεω· {οἱ μὲν γὰρ Ἀλκμεωνίδαι καὶ οἱ ϲυϲταϲιῶται αὐτῶν εἶχον αἰτίην τοῦ φόνου τούτου, αὐτὸϲ δὲ οὐ μετεῖχε οὐδ' οἱ φίλοι
αὐτοῦ.} οἱ ἐναγέεϲ Ἀθηναίων ὧδε ὠνομάϲθηϲαν· ἦν Κύλων 71
τῶν Ἀθηναίων ἀνὴρ Ὀλυμπιονίκηϲ. οὗτοϲ ἐπὶ τυραννίδι ἐκόμηϲε, προϲποιηϲάμενοϲ δὲ ἑταιρηίην τῶν ἡλικιωτέων καταλαβεῖν τὴν ἀκρόπολιν ἐπειρήθη, οὐ δυνάμενοϲ δὲ ἐπικρατῆϲαι ἱκέτηϲ ἵζετο πρὸϲ τὸ ἄγαλμα. (2) τούτουϲ ἀνιϲτᾶϲι μὲν οἱ πρυτάνιεϲ τῶν ναυκράρων, οἵπερ ἔνεμον τότε τὰϲ Ἀθήναϲ, ὑπεγγύουϲ πλὴν θανάτου· φονεῦϲαι δὲ αὐτοὺϲ αἰτίη ἔχει Ἀλκμεωνίδαϲ. ταῦτα πρὸ τῆϲ Πειϲιϲτράτου ἡλικίηϲ ἐγένετο.

Κλεομένηϲ δὲ ὡϲ πέμπων ἐξέβαλλε Κλειϲθένεα καὶ τοὺϲ 72
ἐναγέαϲ, Κλειϲθένηϲ μὲν αὐτὸϲ ὑπεξέϲχε· μετὰ δὲ οὐδὲν ἧϲϲον παρῆν ἐϲ τὰϲ Ἀθήναϲ ὁ Κλεομένηϲ οὐ ϲὺν μεγάλῃ χειρί, ἀπικόμενοϲ δὲ ἀγηλάτεε ἑπτακόϲια ἐπίϲτια Ἀθηναίων, τά οἱ ὑπέθετο ὁ Ἰϲαγόρηϲ. ταῦτα δὲ ποιήϲαϲ δεύτερα τὴν βουλὴν καταλύειν ἐπειρᾶτο, τριηκοϲίοιϲι δὲ τοῖϲι Ἰϲαγόρεω ϲταϲιώτῃϲι τὰϲ ἀρχὰϲ ἐνεχείριζε. (2) ἀντιϲταθείϲηϲ δὲ τῆϲ βουλῆϲ καὶ οὐ βουλομένηϲ πείθεϲθαι ὅ τε Κλεομένηϲ καὶ ὁ Ἰϲαγόρηϲ καὶ οἱ ϲταϲιῶται αὐτοῦ καταλαμβάνουϲι τὴν ἀκρόπολιν. Ἀθηναίων δὲ οἱ λοιποὶ τὰ αὐτὰ φρονήϲαντεϲ ἐπολιόρκεον αὐτοὺϲ ἡμέραϲ δύο· τῇ δὲ τρίτῃ ὑπόϲπονδοι ἐξέρχονται ἐκ τῆϲ χώρηϲ ὅϲοι ἦϲαν αὐτῶν Λακεδαιμόνιοι. (3) ἐπετελέετο δὲ τῷ Κλεομένεϊ ἡ φήμη· ὡϲ γὰρ ἀνέβη ἐϲ τὴν ἀκρόπολιν μέλλων δὴ αὐτὴν καταϲχήϲειν, ἤιε ἐϲ τὸ ἄδυτον

944–6 del. Powell   Ἀλκμεωνίδαι A: Ἀλκμαι- d (item 953)   951 ἀνιϲτᾶϲι Stein: -έαϲι   πρυτάνιεϲ edd.: -ιϲ   957 οὐ om. Suda. α 215   958 ἀγηλάτεε Van Herwerden: -ατέει   961, 963 <ϲυ>ϲταϲιωτ- Van Herwerden   ἀντιϲταθείϲηϲ] ἀντιϲτατεύϲηϲ Hude: cf. 3. 52. 4   965 αὐτοὺϲ A: om. d

τῆϲ θεοῦ ὡϲ προϲερέων· ἡ δὲ ἱερείη ἐξαναϲτᾶϲα ἐκ τοῦ
θρόνου πρὶν ἢ τὰϲ θύραϲ αὐτὸν ἀμεῖψαι εἶπε· Ὦ ξεῖνε
Λακεδαιμόνιε, πάλιν χώρει μηδὲ ἔϲιθι ἐϲ τὸ ἱρόν· οὐ γὰρ
θεμιτὸν Δωριεῦϲι παριέναι ἐνθαῦτα. ὁ δὲ εἶπε· Ὦ γύναι, ἀλλ'
οὐ Δωριεύϲ εἰμι ἀλλ' Ἀχαιόϲ. (4) *ὁ μὲν δὴ τῇ κληηδόνι οὐδὲν*
χρεώμενοϲ ἐπεχείρηϲέ τε καὶ τότε πάλιν ἐξέπιπτε μετὰ τῶν
Λακεδαιμονίων· τοὺϲ δὲ ἄλλουϲ Ἀθηναῖοι κατέδηϲαν τὴν ἐπὶ
θανάτῳ, ἐν δὲ αὐτοῖϲι καὶ Τιμηϲίθεον τὸν Δελφόν, τοῦ ἔργα
73 *χειρῶν τε καὶ λήματοϲ ἔχοιμ' ἂν μέγιϲτα καταλέξαι. οὗτοι*
μέν νυν δεδεμένοι ἐτελεύτηϲαν, Ἀθηναῖοι δὲ μετὰ ταῦτα
Κλειϲθένεα καὶ τὰ ἑπτακόϲια ἐπίϲτια τὰ διωχθέντα ὑπὸ
Κλεομένεοϲ μεταπεμψάμενοι πέμπουϲι ἀγγέλουϲ ἐϲ Ϲάρδιϲ,
ϲυμμαχίην βουλόμενοι ποιήϲαϲθαι πρὸϲ Πέρϲαϲ· ἠπιϲτέατο
γὰρ ϲφίϲι {πρὸϲ} Λακεδαιμονίουϲ τε καὶ Κλεομένεα ἐκπε-
πολεμῶϲθαι. (2) *ἀπικομένων δὲ τῶν ἀγγέλων ἐϲ τὰϲ Ϲάρδιϲ*
καὶ λεγόντων τὰ ἐντεταλμένα Ἀρταφέρνηϲ ὁ Ὑϲτάϲπεοϲ
Ϲαρδίων ὕπαρχοϲ ἐπειρώτα τίνεϲ ἐόντεϲ ἄνθρωποι καὶ
κοῦ γῆϲ οἰκημένοι δεοίατο Περϲέων ϲύμμαχοι γενέϲθαι,
πυθόμενοϲ δὲ πρὸϲ τῶν ἀγγέλων ἀπεκορύφου ϲφι τάδε· εἰ
μὲν διδοῦϲι βαϲιλέϊ Δαρείῳ Ἀθηναῖοι γῆν τε καὶ ὕδωρ, ὁ
δὲ ϲυμμαχίην ϲφι ϲυνετίθετο, εἰ δὲ μὴ διδοῦϲι, ἀπαλ-
λάϲϲεϲθαι αὐτοὺϲ ἐκέλευε. (3) *οἱ δὲ ἄγγελοι ἐπὶ ϲφέων αὐτῶν*
βαλόμενοι διδόναι ἔφαϲαν, βουλόμενοι τὴν ϲυμμαχίην
ποιήϲαϲθαι. οὗτοι μὲν δὴ ἀπελθόντεϲ ἐϲ τὴν ἑωυτῶν αἰτίαϲ
μεγάλαϲ εἶχον.

74 *Κλεομένηϲ δὲ ἐπιϲτάμενοϲ περιυβρίϲθαι ἔπεϲι καὶ ἔργοιϲι*
ὑπ' Ἀθηναίων ϲυνέλεγε ἐκ πάϲηϲ Πελοποννήϲου ϲτρατόν, οὐ

969 *ἱερείη* edd.: *ἱρ-* Ar: *ἱρηίη* D 976 *Δελφόν* Palmerius: *ἀδελφεόν* 977 *λήματοϲ* d: *λήμμ-* A 982 *ϲφίϲι* Stein: *ϲφι* del. Schweighäuser 983 *τὰϲ* Ar: om. D 985 *ἄνθρωποι* <*Ἀθηναῖοι*> Powell 986 *κοῦ* Stein: *ποῖ* ADUX: *πῇ* SV 988 *Ἀθηναῖοι* A: om. d 989 *διδοῦϲι* A: *διδῶϲι* d: del. Naber 991 *βαλόμενοι* C[pc]U: *βαλλ-* ASV: *βουλόμενοι* D: *βαλενό-* X

φράζων ἐϲ τὸ ϲυλλέγει, τείϲαϲθαί τε ἐθέλων τὸν δῆμον τὸν Ἀθηναίων καὶ Ἰϲαγόρην βουλόμενοϲ τύραννον καταϲτῆϲαι· ϲυνεξῆλθε γάρ οἱ οὗτοϲ ἐκ τῆϲ ἀκροπόλιοϲ. (2) Κλεομένηϲ τε δὴ ϲτόλῳ μεγάλῳ ἐϲέβαλε ἐϲ Ἐλευϲῖνα καὶ οἱ Βοιωτοὶ ἀπὸ ϲυνθήματοϲ Οἰνόην αἱρέουϲι καὶ Ὑϲιάϲ, δήμουϲ τοὺϲ ἐϲχάτουϲ τῆϲ Ἀττικῆϲ, Χαλκιδέεϲ τε ἐπὶ τὰ ἕτερα ἐϲίνοντο ἐπιόντεϲ χώρουϲ τῆϲ Ἀττικῆϲ. Ἀθηναῖοι δέ, καίπερ ἀμφιβολίῃ ἐχόμενοι, Βοιωτῶν μὲν καὶ Χαλκιδέων ἐϲύϲτερον ἔμελλον μνήμην ποιήϲεϲθαι, Πελοποννηϲίοιϲι δὲ ἐοῦϲι ἐν Ἐλευϲῖνι ἀντία ἔθεντο τὰ ὅπλα. μελλόντων δὲ ϲυνάψειν τὰ ϲτρατόπεδα ἐϲ 75
μάχην Κορίνθιοι μὲν πρῶτοι ϲφίϲι αὐτοῖϲι δόντεϲ λόγον ὡϲ οὐ ποιοῖεν τὰ δίκαια μετεβάλλοντό τε καὶ ἀπαλλάϲϲοντο, μετὰ δὲ Δημάρητοϲ ὁ Ἀρίϲτωνοϲ, ἐὼν καὶ οὗτοϲ βαϲιλεὺϲ Ϲπαρτιητέων, καὶ ϲυνεξαγαγὼν τε τὴν ϲτρατιὴν ἐκ Λακεδαίμονοϲ καὶ οὐκ ἐὼν διάφοροϲ ἐν τῷ πρόϲθεν χρόνῳ Κλεομένεϊ. (2) ἀπὸ δὲ ταύτηϲ τῆϲ διχοϲταϲίηϲ ἐτέθη νόμοϲ ἐν Ϲπάρτῃ μὴ ἐξεῖναι ἕπεϲθαι ἀμφοτέρουϲ τοὺϲ βαϲιλέαϲ ἐξιούϲηϲ ϲτρατιῆϲ· τέωϲ γὰρ ἀμφότεροι εἵποντο· παραλυομένου δὲ τούτων τοῦ ἑτέρου καταλείπεϲθαι καὶ τῶν Τυνδαριδέων τὸν ἕτερον· πρὸ τοῦ γὰρ δὴ καὶ οὗτοι ἀμφότεροι ἐπίκλητοί ϲφι ἐόντεϲ εἵποντο. (3) τότε δὴ ἐν τῇ Ἐλευϲῖνι ὁρῶντεϲ οἱ λοιποὶ τῶν ϲυμμάχων τούϲ τε βαϲιλέαϲ τῶν Λακεδαιμονίων οὐκ ὁμολογέονταϲ καὶ Κορινθίουϲ ἐκλιπόνταϲ τὴν τάξιν οἴχοντο καὶ αὐτοὶ ἀπαλλαϲϲόμενοι, τέταρτον δὴ τότε ἐπὶ τὴν Ἀττικὴν ἀπικόμενοι Δωριέεϲ, δίϲ 76
τε ἐπὶ πολέμῳ ἐϲβαλόντεϲ καὶ δὶϲ ἐπ' ἀγαθῷ τοῦ πλήθεοϲ τοῦ Ἀθηναίων, πρῶτον μὲν ὅτε καὶ Μέγαρα κατοίκιϲαν

996 τὸν[2] A: τῶν d   997 Ἀθηναίων d: -αῖον A   1000 Ὑϲίαϲ hoc accentu d   1002 χώρουϲ τῆϲ Ἀττικῆϲ del. Van Herwerden   χώρουϲ Ar: χώρηϲ D   1005 τὰ ϲτρατόπεδα ἐϲ del. Nenci post Powell, qui ἐϲ retinebat   1007 τὰ del. Stein   1009 ϲυνεξαγαγὼν Ar: ϲυναγαγὼν D   1013 παραλυομένου CS: -μένων Ad   1020 τότε Powell: τοῦτο

(οὗτος ὁ στόλος ἐπὶ Κόδρου βασιλεύοντος Ἀθηναίων ὀρθῶς ἂν <πολέμιος> καλέοιτο), δεύτερον δὲ καὶ τρίτον ὅτε ἐπὶ Πεισιστρατιδέων ἐξέλασιν ὁρμηθέντες ἐκ Σπάρτης ἀπίκοντο, τέταρτον δὲ τότε ὅτε ἐς Ἐλευσῖνα Κλεομένης ἄγων Πελοποννησίους ἐσέβαλε· οὕτω τέταρτον τότε Δωριέες

77 ἐσέβαλον ἐς Ἀθήνας. διαλυθέντος ὦν τοῦ στόλου τούτου ἀκλεῶς ἐνθαῦτα Ἀθηναῖοι τίνυσθαι βουλόμενοι πρῶτα στρατιὴν ποιεῦνται ἐπὶ Χαλκιδέας. Βοιωτοὶ δὲ τοῖσι Χαλκιδεῦσι βοηθέουσι ἐπὶ τὸν Εὔριπον. Ἀθηναίοισι δὲ ἰδοῦσι τοὺς βοηθοὺς ἔδοξε πρότερον τοῖσι Βοιωτοῖσι ἢ τοῖσι Χαλκιδεῦσι ἐπιχειρέειν. (2) συμβάλλουσί τε δὴ τοῖσι Βοιωτοῖσι οἱ Ἀθηναῖοι καὶ πολλῷ ἐκράτησαν, κάρτα δὲ πολλοὺς φονεύσαντες ἑπτακοσίους αὐτῶν ἐζώγρησαν. τῆς δὲ αὐτῆς ταύτης ἡμέρης οἱ Ἀθηναῖοι διαβάντες ἐς τὴν Εὔβοιαν συμβάλλουσι καὶ τοῖσι Χαλκιδεῦσι, νικήσαντες δὲ καὶ τούτους τετρακισχιλίους κληρούχους ἐπὶ τῶν ἱπποβοτέων τῇ χώρῃ λείπουσι· οἱ δὲ ἱπποβόται ἐκαλέοντο οἱ παχέες τῶν Χαλκιδέων. (3) ὅσους δὲ καὶ τούτων ἐζώγρησαν, ἅμα τοῖσι Βοιωτῶν ἐζωγρημένοισι εἶχον ἐν φυλακῇ ἐν πέδῃσι δήσαντες· χρόνῳ δὲ ἔλυσάν σφεας δίμνεως ἀποτιμησάμενοι. τὰς δὲ πέδας αὐτῶν, ἐν τῇσι ἐδεδέατο, ἀνεκρέμασαν ἐς τὴν ἀκρόπολιν, αἵ περ ἔτι καὶ ἐς ἐμὲ ἦσαν περιεοῦσαι, κρεμάμεναι ἐκ τειχέων <τῶν> περιπεφλευσμένων πυρὶ ὑπὸ τοῦ Μήδου, ἀντίον δὲ τοῦ μεγάρου τοῦ πρὸς ἑσπέρην τετραμμένου. (4) καὶ τῶν λύτρων τὴν δεκάτην ἀνέθηκαν ποιησάμενοι τέθριππον

1023–4 οὗτος ... καλέοιτο del. Powell an οὗτος <γὰρ>? 1024 suppl. Richards: <πρῶτος> Naber 1026 ἐς A: om. d 1029 τίνυσθαι A: τίνν- d 1030 στρατιὴν A: -είην d 1032 βοηθοὺς d: Βοιωτοὺς A 1034 οἱ Ar: om. D 1035 αὐτῶν A: αὐτέων d (item 1043) 1038 ἱπποβοτέων A: -βατέων d 1041 ἐν πέδῃσι Abicht: ἐν πέδαις d: ἐς πέδας A: del. Krüger 1042 δίμνεως AD: διμναίας r: δίμνως Pollux 9. 56 1044 περιεοῦσαι A^{pc}: περιοῦσαι A^{ac}d 1045 suppl. Powell 1047 ποιησάμενοι A: ποιήσαντες d

χάλκεον· τὸ δὲ ἀριϲτερῆϲ χειρὸϲ ἕϲτηκε πρῶτον ἐϲιόντι ἐϲ τὰ προπύλαια τὰ ἐν τῇ ἀκροπόλι· ἐπιγέγραπται δέ οἱ τάδε·

ἔθνεα Βοιωτῶν καὶ Χαλκιδέων δαμάϲαντεϲ
παῖδεϲ Ἀθηναίων ἔργμαϲιν ἐν πολέμου
δεϲμῷ ἐν ἀχνυόεντι ϲιδηρέῳ ἔϲβεϲαν ὕβριν·
τῶν ἵππουϲ δεκάτην Παλλάδι τάϲδ᾽ ἔθεϲαν.

Ἀθηναῖοι μέν νυν ηὔξηντο· δηλοῖ δὲ οὐ κατ᾽ ἓν μοῦνον ἀλλὰ 78
πανταχῇ ἡ ἰϲηγορίη ὡϲ ἐϲτὶ χρῆμα ϲπουδαῖον, εἰ καὶ Ἀθηναῖοι τυραννευόμενοι μὲν οὐδαμῶν τῶν ϲφέαϲ περιοικεόντων ἦϲαν τὰ πολέμια ἀμείνουϲ, ἀπαλλαχθέντεϲ δὲ τυράννων μακρῷ πρῶτοι ἐγένοντο. δηλοῖ ὦν ταῦτα ὅτι κατεχόμενοι μὲν ἐθελοκάκεον ὡϲ δεϲπότῃ ἐργαζόμενοι, ἐλευθερωθέντων δὲ αὐτὸϲ ἕκαϲτοϲ ἑωυτῷ προεθυμέετό <τι>
κατεργάζεϲθαι. οὗτοι μέν νυν ταῦτα ἔπρηϲϲον, Θηβαῖοι δὲ 79
μετὰ ταῦτα ἐϲ θεὸν ἔπεμπον, βουλόμενοι τείϲαϲθαι Ἀθηναίουϲ. ἡ δὲ Πυθίη ἀπὸ ϲφέων μὲν αὐτῶν οὐκ ἔφη αὐτοῖϲι εἶναι τίϲιν, ἐϲ <ἀγορὴν> πολύφημον δὲ ἐξενείκανταϲ ἐκέλευε τῶν ἄγχιϲτα δέεϲθαι. (2) *ἀπελθόντων ὦν τῶν θεοπρόπων ἐξέφερον τὸ χρηϲτήριον ἁλίην ποιηϲάμενοι· ὡϲ ἐπυνθάνοντο δὲ λεγόντων αὐτῶν τῶν ἄγχιϲτα δέεϲθαι, εἶπαν οἱ Θηβαῖοι ἀκούϲαντεϲ τούτων· Οὐκ ὦν ἄγχιϲτα ἡμέων οἰκέουϲι Ταναγραῖοί τε καὶ Κορωναῖοι καὶ Θεϲπιέεϲ; καὶ οὗτοί γε ἅμα ἡμῖν αἰεὶ μαχόμενοι προθύμωϲ ϲυνδιαφέρουϲι τὸν πόλεμον. τί δεῖ τούτων γε δέεϲθαι; ἀλλὰ μᾶλλον μὴ οὐ τοῦτο ᾖ τὸ*
χρηϲτήριον. τοιαῦτα ἐπιλεγομένων εἶπε δή κοτε μαθών τιϲ· 80
Ἐγώ μοι δοκέω ϲυνιέναι τὸ θέλει λέγειν ἡμῖν τὸ μαντήιον.

1048 *πρῶτον* A: *πρῶτα* d *ἐϲιόντι* A: *ἐϲιόντα* d 1048–9 *ἐϲ ... τὰ* del. Powell: rectius deleas *τὰ ἐν τῇ ἀκροπόλι* 1049 *ἀκροπόλι* A: *-λει* d 1049[3] *ἐν* d: *ἐκ* A 1049[4] *ἀχνυόεντι* Hecker: *ἀχλυόεντι* d, Diod. Sic. 10. 24. 3: *ἀχνυνθέντι* A, *Anth. Pal.* 6. 343 1050 *κατ᾽* edd.: *καθ᾽* 1056 *προεθυμέετο* A: *προθ-* d suppl. Powell 1059 *αὐτῶν* A: *αὐτέων* d (item 1063) 1060 suppl. Wilson 1061 <*δὲ*> *ὦν* r 1063 <*δεῖν αὐτοὺϲ*> *τῶν* ex. gr. Powell *Θηβαῖοι* Ar: *Ἀθηναῖοι* D 1064 *τούτων* A: *τουτέων* d 1065 *Θεϲπιέεϲ* A: *-ιεῖϲ* d 1066 *αἰεὶ* d: *ἀεὶ* A 1067 *τί* <*δὴ*> *δεῖ* Richards 1068 *τοιαῦτα* <*δὴ*> d 1069 *μαντήιον* P. Brit. Mus. 1109, A: *χρηϲτήριον* d

Ἀcωποῦ λέγονται γενέcθαι θυγατέρες Θήβη τε καὶ Αἴγινα· τουτέων ἀδελφεῶν ἐουcέων δοκέω ἡμῖν Αἰγινητέων δέεcθαι τὸν θεὸν χρῆcαι τιμωρητήρων γενέcθαι. (2) *καὶ οὐ γάρ τις ταύτης ἀμείνων γνώμη ἐδόκεε φαίνεcθαι, αὐτίκα πέμψαντες ἐδέοντο Αἰγινητέων, ἐπικαλεόμενοι κατὰ τὸ χρηcτήριόν cφι βοηθέειν, ὡς ἐόντων ἀγχιcτέων, οἱ δέ cφι αἰτέουcι ἐπι-*
81 *κουρίην τοὺς Αἰακίδας cυμπέμπειν ἔφασαν. πειρηcαμένων δὲ τῶν Θηβαίων κατὰ τὴν cυμμαχίην τῶν Αἰακιδέων καὶ τρηχέως περιεφθέντων ὑπὸ τῶν Ἀθηναίων αὖτις οἱ Θηβαῖοι πέμψαντες τοὺς μὲν Αἰακίδας cφι ἀπεδίδοcαν, τῶν δὲ ἀνδρῶν ἐδέοντο.* (2) *Αἰγινῆται δὲ εὐδαιμονίῃ τε μεγάλῃ ἐπαρθέντες καὶ ἔχθρης παλαιῆς ἀναμνηcθέντες ἐχούcης ἐς Ἀθηναίους, τότε Θηβαίων δεηθέντων πόλεμον ἀκήρυκτον Ἀθηναίοιcι ἐπέφερον.* (3) *ἐπικειμένων γὰρ αὐτῶν Βοιωτοῖcι ἐπιπλώcαντες μακρῇcι νηυcὶ ἐς τὴν Ἀττικὴν κατὰ μὲν ἔcυραν Φάληρον, κατὰ δὲ τῆς ἄλλης παραλίης πολλοὺς δήμους, ποιεῦντες δὲ ταῦτα μεγάλως Ἀθηναίους ἐcίνοντο.*

82 *Ἡ δὲ ἔχθρη ἡ προοφειλομένη ἐς Ἀθηναίους ἐκ τῶν Αἰγινητέων ἐγένετο ἐξ ἀρχῆς τοιῆcδε. Ἐπιδαυρίοιcι ἡ γῆ καρπὸν οὐδένα ἀνεδίδου. περὶ ταύτης ὦν τῆς cυμφορῆς οἱ Ἐπιδαύριοι ἐχρέωντο ἐν Δελφοῖcι· ἡ δὲ Πυθίη cφεας ἐκέλευε Δαμίης τε καὶ Αὐξηcίης ἀγάλματα ἱδρύcαcθαι καί cφι ἱδρυcαμένοιcι ἄμεινον cυνοίcεcθαι.* (2) *ἐπειρώτεον ὦν οἱ Ἐπιδαύριοι κότερα χαλκοῦ ποιέωνται τὰ ἀγάλματα ἢ λίθου·*

1071 *ἐουcέων* P. Brit. Mus., A: *οὐcέων* d 1073 *γνώμη ταύτης ἀμείνων* d (sed non P. Brit. Mus.) 1075 *ἐόντων* d: *ὄντων* A 1076 *cυμπέμπειν* d: *cυμπείθειν* A: *cυμπέμψειν* Blaydes: an *cυμπειcθέντες πέμπειν*? 1078 *αὖτις* edd.: *αὖθις* *Θηβαῖοι* A: *Ἀθηναῖοι* d 1080 *τε* A: *τῇ* d 1083 *αὐτῶν* A: *αὐτέων* d 1086 *ποιεῦντες* AD: *ποιέοντες* r *ἐcίνοντο* A[pc]: *-έοντο* d: *ἐcικνέοντο* A[ac] 1087 *ἔχθρη* A: *ἔχθρα* d 1087–8 *προοφειλομένη . . . Αἰγινητέων* A: *προcοφειλομένη πρὸς Ἀθηναίους ἐκ τῆς Αἰγίνης* d 1088 *τοιῆcδε* d: *τοιήδε* A 1089 *ἀνεδίδου* d: *ἐδίδου* A 1091 *cφι* d: *cφίcι* A 1092 *ἐπειρώτεον* r: *-των* AD *ὦν* d: om. A 1093 *ποιέωνται* A: *ποιέονται* d *τὰ ἀγάλματα* A: om. d

ἡ δὲ Πυθίη οὐδέτερα τούτων ἔα, ἀλλὰ ξύλου ἡμέρηϲ ἐλαίηϲ. ἐδέοντο ὦν οἱ Ἐπιδαύριοι Ἀθηναίων ἐλαίαϲ ϲφίϲι δοῦναι ταμέϲθαι, ἱρωτάταϲ δὴ κείναϲ νομίζοντεϲ εἶναι· λέγεται δὲ καὶ ὡϲ ἐλαῖαι ἦϲαν ἄλλοθι γῆϲ οὐδαμοῦ κατὰ χρόνον κεῖνον ἢ Ἀθήνηϲι. (3) οἱ δὲ ἐπὶ τοιϲίδε δώϲειν ἔφαϲαν ἐπ' ᾧ ἀπάξουϲι ἔτεοϲ ἑκάϲτου τῇ τε Ἀθηναίῃ τῇ Πολιάδι ἱρὰ καὶ τῷ Ἐρεχθέϊ· καταινέϲαντεϲ δὲ ἐπὶ τούτοιϲι οἱ Ἐπιδαύριοι τῶν τε ἐδέοντο ἔτυχον καὶ ἀγάλματα ἐκ τῶν ἐλαιέων τουτέων ποιηϲάμενοι ἱδρύϲαντο· καὶ ἥ τε γῆ ϲφι ἔφερε καρπὸν καὶ Ἀθηναίοιϲι ἐπετέλεον τὰ ϲυνέθεντο. τοῦτον δ' ἔτι τὸν χρόνον καὶ πρὸ 83
τοῦ Αἰγινῆται Ἐπιδαυρίων ἤκουον τά τε ἄλλα καὶ δίκαϲ διαβαίνοντεϲ ἐϲ Ἐπίδαυρον ἐδίδοϲάν τε καὶ ἐλάμβανον παρ' ἀλλήλων {οἱ Αἰγινῆται}. τὸ δὲ ἀπὸ τοῦδε νῆάϲ τε πηξάμενοι καὶ ἀγνωμοϲύνῃ χρηϲάμενοι ἀπέϲτηϲαν ἀπὸ τῶν Ἐπιδαυρίων. (2) ἅτε δὲ ἐόντεϲ διάφοροι ἐδηλέοντο αὐτούϲ, ὥϲτε θαλαϲϲοκράτορεϲ ἐόντεϲ, καὶ δὴ καὶ τὰ ἀγάλματα ταῦτα τῆϲ τε Δαμίηϲ καὶ τῆϲ Αὐξηϲίηϲ ὑπαιρέονται αὐτῶν, καί ϲφεα ἐκόμιϲάν τε καὶ ἱδρύϲαντο τῆϲ ϲφετέρηϲ χώρηϲ ἐϲ τὴν μεϲόγαιαν <ἐν κώμῃ>, τῇ Οἴῃ μέν ἐϲτι οὔνομα, ϲτάδια δὲ μάλιϲτά κῃ ἀπὸ τῆϲ πόλιοϲ ὡϲ εἴκοϲι ἀπέχει. (3) ἱδρυϲάμενοι δὲ ἐν τούτῳ τῷ χώρῳ θυϲίῃϲί τέ ϲφεα καὶ χοροῖϲι γυναικηίοιϲι κερτομίοιϲι ἱλάϲκοντο, χορηγῶν ἀποδεικνυμένων ἑκατέρῃ τῶν δαιμόνων δέκα ἀνδρῶν· κακῶϲ δὲ ἠγόρευον οἱ χοροὶ ἄνδρα μὲν οὐδένα, τὰϲ δὲ ἐπιχωρίαϲ γυναῖκαϲ. ἦϲαν

1094 οὐδέτερα A: -ρον d: -ρου Van Herwerden   ἡμέρηϲ] ἱρῆϲ Griffiths   1095 ἐλαίαϲ Powell: ἐλαίην   ϲφίϲι Van Herwerden: ϲφι   1097 ἐλαῖαι ἦϲαν A: ἐλαίηϲ ἂν d   1098 Ἀθήνηϲι d: ἐν Ἀθήναιϲ A   τοιϲίδε edd.: τοῖϲδε   1099 τε huc traiecit Hude: post Ἀθηναίῃ praebent AD: om. r   1100 ἐπὶ A: om. d   1101 ἐλαιέων A: ἐλαιῶν d   1102 καρπὸν d: om. A: del. Hude   1103 καὶ πρὸ τοῦ A: καὶ τὸν πρὸ τούτου d: del. Van Herwerden   1104 τά τε A: τε τὰ d   1106 del. Cobet   τὸ A: τότε d   1108 ἅτε] ἄλλα τε Cobet   δὲ d: δὴ A   ἐόντεϲ A: ὄντεϲ d   ὥϲτε <δὴ> d   1110 Δαμίηϲ τε A   τῆϲ d: om. A   αὐτῶν A: αὐτέων d   1111 ἐκόμιϲάν τε d: ἐκομίϲαντο A   1112 suppl. Powell   1114 θυϲίῃϲι A: θυϲίῃ d   1115 κερτομίοιϲι A: -μοιϲι d   1116 ἑκατέρῃ A: -ῃϲι d   κακῶϲ AX^{pc}: καί κωϲ d

δὲ καὶ τοῖϲι Ἐπιδαυρίοιϲι αἱ αὐταὶ ἱροργίαι· εἰϲὶ δέ ϲφι καὶ
84 ἄρρητοι ἱροργίαι. κλεφθέντων δὲ τῶνδε τῶν ἀγαλμάτων
οἱ Ἐπιδαύριοι τοῖϲι Ἀθηναίοιϲι τὰ ϲυνέθεντο οὐκ<έτι>
ἐπετέλεον. πέμψαντεϲ δὲ οἱ Ἀθηναῖοι ἐμήνιον τοῖϲι Ἐπιδαυ-
ρίοιϲι· οἱ δὲ ἀπέφαινον λόγῳ ὡϲ οὐκ ἀδικοῖεν· ὅϲον μὲν
γὰρ χρόνον εἶχον τὰ ἀγάλματα ἐν τῇ χώρῃ, ἐπιτελέειν τὰ
ϲυνέθεντο, ἐπεὶ δὲ ἐϲτερῆϲθαι αὐτῶν, οὐ δίκαιον εἶναι
ἀποφέρειν ἔτι, ἀλλὰ τοὺϲ ἔχονταϲ αὐτὰ Αἰγινήταϲ
πρήϲϲεϲθαι ἐκέλευον. (2) πρὸϲ ταῦτα οἱ Ἀθηναῖοι ἐϲ Αἴγιναν
πέμψαντεϲ ἀπαίτεον τὰ ἀγάλματα· οἱ δὲ Αἰγινῆται ἔφαϲαν
85 ϲφίϲι τε καὶ Ἀθηναίοιϲι εἶναι οὐδὲν πρῆγμα. Ἀθηναῖοι μέν νυν
λέγουϲι μετὰ τὴν ἀπαίτηϲιν ἀποϲταλῆναι τριήρεϊ μιῇ τῶν
ἀϲτῶν †τούτουϲ† οἳ πεμφθέντεϲ ἀπὸ τοῦ κοινοῦ καὶ ἀπικ-
όμενοι ἐϲ Αἴγιναν τὰ ἀγάλματα ταῦτα ὡϲ ϲφετέρων ξύλων
ἐόντα ἐπειρῶντο ἐκ τῶν βάθρων ἐξαναϲπᾶν, ἵνά ϲφεα
ἀνακομίϲωνται. (2) οὐ δυναμένουϲ δὲ τούτῳ τῷ τρόπῳ αὐτῶν
κρατῆϲαι, περιβαλόνταϲ ϲχοινία ἕλκειν τὰ ἀγάλματα, καί ϲφι
ἕλκουϲι βροντήν τε καὶ ἅμα τῇ βροντῇ ϲειϲμὸν ἐπιγενέϲθαι·
τοὺϲ δὲ τριηρίταϲ τοὺϲ ἕλκονταϲ ὑπὸ τούτων ἀλλοφρονῆϲαι,
παθόνταϲ δὲ τοῦτο κτείνειν ἀλλήλουϲ ἅτε πολεμίουϲ, ἐϲ ὃ ἐκ
πάντων ἕνα λειφθέντα ἀνακομιϲθῆναι αὐτόθεν ἐϲ Φάληρον.
86 Ἀθηναῖοι μέν νυν οὕτω λέγουϲι γενέϲθαι, Αἰγινῆται δὲ οὐ μιῇ
νηὶ ἀπικέϲθαι Ἀθηναίουϲ (μίαν μὲν γὰρ καὶ ὀλίγῳ πλεῦναϲ
μιῆϲ, καὶ εἰ ϲφίϲι μὴ ἔτυχον ἐοῦϲαι νῆεϲ, ἀπαμύναϲθαι

1118 αὗται αἱ d ἱροργίαι A: ἱρουρ- D: ἱερουρ- r (item 1119) ϲφι D: ϲφίϲι A: om. r 1119 τῶνδε A: om. d 1120 ϲυνέθεντο AX: ξυν- d suppl. Palm 1121 ἐπετέλεον AD: ἐπι- r 1122–3 χρόνον μὲν γὰρ D 1124 δίκαιον] δίκαιοι Bekker 1126 πρήϲϲεϲθαι ἐκέλευον del. Cobet 1127 οἱ AS: om. d 1129 μιῇ A: νηὶ d 1130 τούτουϲ A: τουτέων d: del. Krüger: ὀλίγουϲ Legrand: an <ἄνδραϲ> ἐκλεκτούϲ? πεμφθέντεϲ d: ἀποπεμφθέντεϲ A 1132 ἐπειρῶντο d: πειρᾶν A ϲφεα AS: ϲφε d 1133 αὐτῶν A: αὐτέων d 1136 τριηρίταϲ A: -ρείταϲ d τούτων A: τουτέων d 1137 παθόνταϲ A: -τεϲ d 1138 αὐτόθεν Wilson: αὐτὸν Ad: del. Van Herwerden 1139 νυν d: om. A λέγουϲι οὕτω D[pc] γενέϲθαι λέγουϲι A 1141 ϲφίϲι Stein: ϲφι νῆεϲ A: νέεϲ d ἀπαμύναϲθαι r: -εϲθαι AD

ἂν εὐπετέως), ἀλλὰ πολλῇσι νηυσὶ ἐπιπλέειν σφίσι ἐπὶ τὴν χώρην, αὐτοὶ δέ σφι εἶξαι καὶ οὐ ναυμαχῆσαι. (2) *οὐκ ἔχουσι δὲ τοῦτο διασημῆναι ἀτρεκέως, οὔτε εἰ ἥσσονες συγγινωσκόμενοι εἶναι τῇ ναυμαχίῃ κατὰ τοῦτο εἶξαν, οὔτε εἰ βουλόμενοι ποιῆσαι οἷόν τι καὶ ἐποίησαν.* (3) *Ἀθηναίους μέν νυν, ἐπείτε σφι οὐδεὶς ἐς μάχην κατίστατο, ἀποβάντας ἀπὸ τῶν νηῶν τρέπεσθαι πρὸς τὰ ἀγάλματα, οὐ δυναμένους δὲ ἀνασπάσαι ἐκ τῶν βάθρων αὐτὰ οὕτω δὴ περιβαλομένους σχοινία ἕλκειν, ἐς οὗ ἑλκόμενα τὰ ἀγάλματα ἀμφότερα τὠυτὸ ποιῆσαι, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες, ἄλλῳ δέ τεῳ· ἐς γούνατα γάρ σφι αὐτὰ πεσεῖν, καὶ τὸν ἀπὸ τούτου χρόνον διατελέειν οὕτως ἔχοντα.* (4) *Ἀθηναίους μὲν δὴ ταῦτα ποιέειν, σφέας δὲ Αἰγινῆται λέγουσι, πυθομένους τοὺς Ἀθηναίους ὡς μέλλοιεν ἐπὶ σφέας στρατεύεσθαι, ἑτοίμους Ἀργείους ποιέεσθαι. τούς τε δὴ Ἀθηναίους ἀποβεβάναι ἐς τὴν Αἰγιναίην καὶ παρεῖναι βοηθέοντας σφίσι τοὺς Ἀργείους καὶ λαθεῖν τε ἐξ Ἐπιδαύρου διαβάντας ἐς τὴν νῆσον καὶ οὐ προακηκοόσι τοῖσι Ἀθηναίοισι ἐπιπεσεῖν ὑποταμομένους τὸ ἀπὸ τῶν νεῶν, ἅμα τε ἐν τούτῳ τὴν βροντήν τε γενέσθαι καὶ τὸν σεισμὸν αὐτοῖσι. λέγεται μέν νυν ὑπ' Ἀργείων τε καὶ Αἰγινητέων* 87
τάδε, ὁμολογέεται δὲ καὶ ὑπ' Ἀθηναίων ἕνα μοῦνον τὸν ἀποσωθέντα αὐτῶν ἐς τὴν Ἀττικὴν γενέσθαι· (2) *πλὴν Ἀργεῖοι μὲν λέγουσι αὐτῶν τὸ Ἀττικὸν στρατόπεδον διαφθειράντων τὸν ἕνα τοῦτον περιγενέσθαι, Ἀθηναῖοι δὲ τοῦ δαιμονίου· περιγενέσθαι μέντοι οὐδὲ τοῦτον τὸν ἕνα, ἀλλ' ἀπολέσθαι τρόπῳ τοιῷδε· κομισθεὶς ἄρα ἐς τὰς Ἀθήνας ἀπήγγελλε τὸ πάθος· πυθομένας δὲ τὰς γυναῖκας τῶν ἐπ' Αἴγιναν στρατευσαμένων*

1142 *σφίσι* edd.: *σφι* 1143 *σφι* d: *σφίσι* A *ναυμαχῆσαι* A: *διαναυμαχῆσαι* d 1147 *κατίστατο* AS: *καθ-* d 1148 *νηῶν* A: *νεῶν* d *τρέπεσθαι* A: *τράπ-* d 1152 *γούνατα* US: *γόνατα* Ad *πεσεῖν* Y, edd.: *-έειν* Ad 1157 *παρεῖναι* d: *ἥκειν* A *σφίσι* AD: *σφι* r 1159 *ἐπιπεσεῖν* A: *-έειν* d *ὑποταμομένους* Ar: *ἀπο-* D *τὸ ἀπὸ*] an *τὸ ἐπὶ* vel {*τὸ*} *ἀπὸ*? 1160 <*ἐπι*>*γενέσθαι* Naber 1163 *αὐτῶν* A: *αὐτέων* d 1167 *ἄρα* A: *γὰρ* d *ἀπήγγελλε* A: *-ειλε* d 1168 *τὰς δὲ* d

ἀνδρῶν, δεινόν τι ποιηϲαμένας κεῖνον μοῦνον ἐξ ἁπάντων ϲωθῆναι, πέριξ τὸν ἄνθρωπον τοῦτον λαβούϲας καὶ κεντεύϲας τῇϲι περόνῃϲι τῶν ἱματίων εἰρωτᾶν ἑκάϲτην αὐτέων ὅκου εἴη ὁ ἑωυτῆϲ ἀνήρ. (3) καὶ τοῦτον μὲν οὕτω διαφθαρῆναι, Ἀθηναίοιϲι δὲ ἔτι τοῦ πάθεοϲ δεινότερόν τι δόξαι εἶναι τὸ τῶν γυναικῶν ἔργον. ἄλλο μὲν δὴ οὐκ ἔχειν ὅτεῳ ζημιώϲωϲι τὰϲ γυναῖκαϲ, τὴν δὲ ἐϲθῆτα μετέβαλον αὐτέων ἐϲ τὴν Ἰάδα· ἐφόρεον γὰρ δὴ πρὸ τοῦ αἱ τῶν Ἀθηναίων γυναῖκεϲ ἐϲθῆτα Δωρίδα, τῇ Κορινθίῃ παραπληϲιωτάτην· μετέβαλον ὦν ἐϲ τὸν λίνεον κιθῶνα, ἵνα δὴ περόνῃϲι μὴ χρέωνται.

88 ἔϲτι δὲ ἀληθέϊ λόγῳ χρεωμένοιϲι οὐκ Ἰὰϲ αὕτη ἡ ἐϲθὴϲ τὸ παλαιὸν ἀλλὰ Κάειρα, ἐπεὶ ἥ γε Ἑλληνικὴ ἐϲθὴϲ πᾶϲα ἡ ἀρχαίη τῶν γυναικῶν ἡ αὐτὴ ἦν τὴν νῦν Δωρίδα καλέομεν. (2) τοῖϲι δὲ Ἀργείοιϲι καὶ τοῖϲι Αἰγινήτῃϲι <...> καὶ πρὸϲ ταῦτα ἔτι τόδε ποιῆϲαι νόμον εἶναι, παρὰ ϲφίϲι ἑκατέροιϲι τὰϲ περόναϲ ἡμιολίαϲ ποιέεϲθαι τοῦ τότε κατεϲτεῶτοϲ μέτρου, καὶ ἐϲ τὸ ἱρὸν τῶν θεῶν τουτέων περόναϲ μάλιϲτα ἀνατιθέναι τὰϲ γυναῖκαϲ, Ἀττικὸν δὲ μήτε τι ἄλλο προϲφέρειν πρὸϲ τὸ ἱρὸν μήτε κέραμον, ἀλλ' ἐκ χυτρίδων ἐπιχωριέων νόμον τὸ λοιπὸν αὐτόθι εἶναι ϲπένδειν. (3) Ἀργείων μέν νυν καὶ Αἰγινητέων αἱ γυναῖκεϲ ἐκ {τε} τόϲου κατ' ἔριν τὴν Ἀθηναίων περόναϲ ἔτι καὶ ἐϲ ἐμὲ ἐφόρεον μέζοναϲ ἢ πρὸ τοῦ.

89 Τῆϲ δὲ ἔχθρηϲ τῆϲ πρὸϲ Αἰγινήταϲ Ἀθηναίοιϲι γενομένηϲ ἀρχὴ κατὰ {τὰ} εἴρηται ἐγένετο. τότε δὴ Θηβαίων ἐπικαλεομένων προθύμωϲ τῶν περὶ τὰ ἀγάλματα γενομένων

1169 *ἀνδρῶν* A: om. d 1170 *καὶ* A: om. d 1171 *κεντεύϲαϲ* A: -*εούϲαϲ* d 1172 *ὅκου* A: *ὅκῃ* d 1173 *τι* A: om. d 1174 *ἄλλο* Blaydes: *ἄλλῳ* 1175 *μετέβαλον*] *μεταβαλεῖν* Van Herwerden 1178 *κιθῶνα* A: *χιτῶνα* d 1179 *ἀληθέϊ* A: *ἀληθείᾳ* d 1182 *τοῖϲι ... Αἰγινήτῃϲι*] *τοὺϲ δὲ Ἀργείουϲ καὶ τοὺϲ Αἰγινήταϲ* Hude 1183 lacunam statuit Powell *ταῦτα*] *τούτοιϲι* Powell 1184 *ϲφίϲι* AD: *ϲφιν* r 1186 *μάλιϲτα* post *γυναῖκαϲ* traiecit d 1188 *ἐπιχωριέων* A: -*ίων* d *ϲπένδειν* Powell: *πίνειν* 1189 del. Eltz 1192 *Αἰγινήταϲ*] -*τέων* Legrand *Ἀθηναίοιϲι* d: *ἐξ Ἀθηναίων* A 1193 del. Struve *δὴ* A: *δὲ* d: *δὲ δὴ* Krüger 1194 *γενομένων* A: *γιν*- d

ἀναμιμνηϲκόμενοι οἱ Αἰγινῆται ἐβοήθεον τοῖϲι Βοιωτοῖϲι. (2) Αἰγινῆταί τε δὴ ἐδηίουν τῆϲ Ἀττικῆϲ τὰ παραθαλάϲϲια, καὶ Ἀθηναίοιϲι ὁρμημένοιϲι ἐπ' Αἰγινήταϲ ϲτρατεύεϲθαι ἦλθε μαντήιον ἐκ Δελφῶν ἐπιϲχόνταϲ ἀπὸ τοῦ Αἰγινητέων ἀδικίου τριήκοντα ἔτεα τῷ ἑνὶ καὶ τριηκοϲτῷ Αἰακῷ τέμενοϲ ἀποδέξανταϲ ἄρχεϲθαι τοῦ πρὸϲ Αἰγινήταϲ πολέμου, καί ϲφι χωρήϲειν τὰ βούλονται· ἢν δὲ αὐτίκα ἐπιϲτρατεύωνται, πολλὰ μέν ϲφεαϲ ἐν τῷ μεταξὺ τοῦ χρόνου πείϲεϲθαι, πολλὰ δὲ καὶ ποιήϲειν, τέλοϲ μέντοι καταϲτρέψεϲθαι. (3) ταῦτα ὡϲ ἀπενειχθέντα ἤκουϲαν οἱ Ἀθηναῖοι, τῷ μὲν Αἰακῷ τέμενοϲ ἀπέδεξαν τοῦτο τὸ νῦν ἐπὶ τῆϲ ἀγορῆϲ ἵδρυται, τριήκοντα δὲ ἔτεα οὐκ ἀνέϲχοντο ἀκούϲαντεϲ ὅκωϲ χρεὸν εἴη ἐπιϲχεῖν πεπονθόταϲ πρὸϲ Αἰγινητέων ἀνάρϲια. ἐϲ τιμωρίην δὲ 90
παραϲκευαζομένοιϲι αὐτοῖϲι ἐκ Λακεδαιμονίων πρῆγμα ἐγειρόμενον ἐμπόδιον ἐγένετο. πυθόμενοι γὰρ Λακεδαιμόνιοι τὰ ἐκ τῶν Ἀλκμεωνιδέων ἐϲ τὴν Πυθίην μεμηχανημένα καὶ τὰ ἐκ τῆϲ Πυθίηϲ ἐπὶ ϲφέαϲ τε καὶ τοὺϲ Πειϲιϲτρατίδαϲ ϲυμφορὴν ἐποιεῦντο διπλῆν, ὅτι τε ἄνδραϲ ξείνουϲ ϲφίϲι ἐόνταϲ ἐξεληλάκεϲαν ἐκ τῆϲ ἐκείνων, καὶ ὅτι ταῦτα ποιήϲαϲι χάριϲ οὐδεμία ἐφαίνετο πρὸϲ Ἀθηναίων. (2) ἔτι τε πρὸϲ τούτοιϲι ἐνῆγόν ϲφεαϲ οἱ χρηϲμοὶ λέγοντεϲ πολλά τε καὶ ἀνάρϲια ἔϲεϲθαι αὐτοῖϲι ἐξ Ἀθηναίων, τῶν πρότερον μὲν ἦϲαν ἀδαέεϲ, τότε δὲ Κλεομένεοϲ κομίϲαντοϲ ἐϲ Ϲπάρτην ἐξέμαθον. ἐκτήϲατο δὲ ὁ Κλεομένηϲ ἐκ τῆϲ Ἀθηναίων ἀκροπόλιοϲ τοὺϲ χρηϲμούϲ, τοὺϲ ἔκτηντο μὲν πρότερον οἱ Πειϲιϲτρατίδαι, ἐξελαυνόμενοι δὲ ἔλιπον ἐν τῷ ἱρῷ· καταλειφθένταϲ δὲ ὁ Κλεομένηϲ ἀνέλαβε. τότε δὲ ὡϲ 91
ἀνέλαβον οἱ Λακεδαιμόνιοι τοὺϲ χρηϲμοὺϲ καὶ τοὺϲ

1196 τε A: δὲ d ἐδηίουν A: ἐδήευν d 1198 ἀδικίου A: Αἰγίνηϲ d 1199 Αἰακῷ A: αἰκίου d 1203 μέντοι d: μὲν A καταϲτρέψεϲθαι A: -ψαϲθαι d 1206 χρεὸν A: χρεὼν d 1207 πρὸϲ d: ὑπ' A 1209 ἐγειρόμενον A: γενόμενον d γὰρ <οἱ> d 1210 τά <τε> Stein Ἀλκμεωνιδέων A: -μαιον- d 1213 ϲφίϲι A: ϲφιν d ἐξεληλάκεϲαν A: ἐξηλ- d 1219 ἔκτηντο C: ἐκέκτηντο Ad

Ἀθηναίους ὥρων αὐξομένους καὶ οὐδαμῶς ἑτοίμους ἐόντας πείθεσθαι σφίσι, νόῳ λαβόντες ὡς ἐλεύθερον μὲν ἐὸν τὸ γένος τὸ Ἀττικὸν ἰσόρροπον τῷ ἑωυτῶν ἂν γίνοιτο, κατεχόμενον δὲ ὑπὸ τυραννίδος ἀσθενὲς καὶ πειθαρχέεσθαι ἑτοῖμον, μαθόντες τούτων ἕκαστα μετεπέμποντο Ἱππίην τὸν Πεισιστράτου ἀπὸ Σιγείου τοῦ ἐν Ἑλλησπόντῳ {ἐς ὃ καταφεύγουσι οἱ Πεισιστρατίδαι}. (2) ἐπείτε δέ σφι Ἱππίης καλεόμενος ἧκε, μεταπεμψάμενοι καὶ τῶν ἄλλων συμμάχων ἀγγέλους ἔλεγόν σφι Σπαρτιῆται τάδε· Ἄνδρες σύμμαχοι, συγγινώσκομεν αὐτοῖσι ἡμῖν οὐ ποιήσασι ὀρθῶς· ἐπαρθέντες γὰρ κιβδήλοισι μαντηίοισι ἄνδρας ξείνους ἐόντας ἡμῖν τὰ μάλιστα καὶ ἀναδεκομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας, τούτους ἐκ τῆς πατρίδος ἐξηλάσαμεν, καὶ ἔπειτα ποιήσαντες ταῦτα δήμῳ ἀχαρίστῳ παρεδώκαμεν τὴν πόλιν, ὃς ἐπείτε δι' ἡμέας ἐλευθερωθεὶς ἀνέκυψε, ἡμέας μὲν καὶ τὸν βασιλέα ἡμέων περιυβρίσας ἐξέβαλε, δόξαν δὲ φύσας αὐξάνεται, ὥστε ἐκμεμαθήκασι μάλιστα μὲν οἱ περίοικοι αὐτῶν Βοιωτοὶ καὶ Χαλκιδέες, τάχα δέ τις καὶ ἄλλος ἐκμαθήσεται ἁμαρτών. (3) ἐπείτε δὲ ἐκεῖνα ποιήσαντες ἡμάρτομεν, νῦν πειρησόμεθά σφεα ἅμα ὑμῖν ἀκεόμενοι· αὐτοῦ γὰρ τούτου εἵνεκεν τόνδε τε Ἱππίην μετεπεμψάμεθα καὶ ὑμέας ἀπὸ τῶν πολίων, ἵνα κοινῷ τε λόγῳ καὶ κοινῷ στόλῳ καταγαγόντες αὐτὸν ἐς τὰς
92 Ἀθήνας ἀποδῶμεν τὰ καὶ ἀπειλόμεθα. οἱ μὲν ταῦτα ἔλεγον, τῶν δὲ συμμάχων τὸ πλῆθος οὐκ ἐνεδέκετο τοὺς λόγους. οἱ μέν νυν ἄλλοι ἡσυχίην ἦγον, Κορίνθιος δὲ Σωκλέης ἔλεξε

1223 ὥρων A: om. d 1225 ἂν d: om. A 1226 πειθαρχέεσθαι] -έειν Cobet 1227 μαθόντες <δὲ> A: an <δὴ>? 1228 Σιγείου d: Σιγίου A del. Wesseling 1229 δέ A: om. d 1231 σφι d: σφίσι A 1235 ταῦτα A: om. d 1236 παρεδώκαμεν hic d et Plut. *Mor.* 860 F praebent, post πόλιν A 1237 ἡμέων d: ἡμῶν A 1238 ὥστε] ὥς γε Van Herwerden 1239 αὐτῶν A: αὐτέων d 1240 ἁμαρτών del. Van Herwerden 1242 σφεα Eltz: σφέας ἀκεόμενοι d: ἀπικόμενοι τίσασθαι A 1243 τε d: τὸν A 1244 καταγαγόντες Powell: ἐσαγαγόντες 1245 καὶ A: om. d 1247 Σωκλέης A, cf. Plut. *Mor.* 860 F et P. Oxy. 1012: Σωσικλέης d ἔλεξε A: ἔλεγε d

τάδε· (α) Ἦ δὴ ὅ τε οὐρανὸϲ ἔνερθε ἔϲται τῆϲ γῆϲ καὶ ἡ γῆ μετέωροϲ ὑπὲρ τοῦ οὐρανοῦ, καὶ ἄνθρωποι νομὸν ἐν θαλάϲϲῃ ἕξουϲι καὶ ἰχθύεϲ τὸν πρότερον ἄνθρωποι, ὅτε γε ὑμεῖϲ, ὦ Λακεδαιμόνιοι, ἰϲοκρατίαϲ καταλύοντεϲ τυραννίδαϲ ἐϲ τὰϲ πόλιϲ κατάγειν παραϲκευάζεϲθε, τοῦ οὔτε ἀδικώτερόν ἐϲτι οὐδὲν κατ' ἀνθρώπουϲ οὔτε μιαιφονώτερον. (2) εἰ γὰρ δὴ τοῦτό γε δοκέει ὑμῖν εἶναι χρηϲτὸν ὥϲτε τυραννεύεϲθαι τὰϲ πόλιϲ, αὐτοὶ πρῶτοι τύραννον καταϲτηϲάμενοι παρὰ ϲφίϲι αὐτοῖϲι οὕτω καὶ τοῖϲι ἄλλοιϲι δίζηϲθε καθιϲτάναι· νῦν δὲ αὐτοὶ τυράννων ἄπειροι ἐόντεϲ καὶ φυλάϲϲοντεϲ τοῦτο δεινότατα ἐν τῇ Ϲπάρτῃ μὴ γενέϲθαι, παραχρᾶϲθε ἐϲ τοὺϲ ϲυμμάχουϲ· εἰ δὲ αὐτοῦ ἔμπειροι ἔατε κατά περ ἡμεῖϲ, εἴχετε ἂν περὶ αὐτοῦ γνώμαϲ ἀμείνοναϲ ϲυμβαλέϲθαι ἤ περ νῦν. (β) Κορινθίοιϲι γὰρ ἦν πόλιοϲ κατάϲταϲιϲ τοιήδε· ἦν ὀλιγαρχίη, καὶ οἱ Βακχιάδαι καλεόμενοι ἔνεμον τὴν πόλιν, ἐδίδοϲαν δὲ καὶ ἤγοντο ἐξ ἀλλήλων. Ἀμφίονι δὲ ἐόντι τούτων τῶν ἀνδρῶν γίνεται θυγάτηρ χωλή· οὔνομα δέ οἱ ἦν Λάβδα. ταύτην Βακχιαδέων γὰρ οὐδεὶϲ ἤθελε γῆμαι, ἴϲχει Ἠετίων ὁ Ἐχεκράτεοϲ, δήμου μὲν ἐὼν ἐκ Πέτρηϲ, ἀτὰρ τὰ ἀνέκαθεν Λαπίθηϲ τε καὶ Καινείδηϲ. (2) ἐκ δέ οἱ ταύτηϲ τῆϲ γυναικὸϲ οὐδ' ἐξ ἄλληϲ παῖδεϲ ἐγίνοντο· ἐϲτάλη ὦν ἐϲ Δελφοὺϲ περὶ γόνου. ἐϲιόντα δὲ αὐτὸν ἰθέωϲ ἡ Πυθίη προϲαγορεύει τοιϲίδε τοῖϲι ἔπεϲι·

Ἠετίων, οὔτιϲ ϲε τίει πολύτιτον ἐόντα.
Λάβδα κύει, τέξει δ' ὀλοοίτροχον· ἐν δὲ πεϲεῖται
ἀνδράϲι μουνάρχοιϲι, δικαιώϲει δὲ Κόρινθον.

1248 *ἔϲται ἔνερθε* d 1251 *καταλύοντεϲ* A: *-λύϲαντεϲ* d 1252 *πόλιϲ* A: *πόλιαϲ* d 1253 *οὐδέν ἐϲτι* d 1256 *<παρὰ> τοῖϲι* Stein *δίζηϲθε* AD: *-εϲθε* r 1257 *ἄπειροι ἐόντεϲ τυράννων* d 1258 *δεινότατα τοῦτο* d *παραχρᾶϲθε* d: *-ῆϲθε* A *ἐϲ* del. Blaydes 1259 *αὐτοῦ* A: *αὐτοὶ* d: del. Wilamowitz: *αὐτῶν* Weber 1260 *ϲυμβαλέϲθαι* A: *ϲυμβάλλεϲθαι* d 1262 *οἱ* Madvig: *οὗτοι* *ἔνεμον <μὲν>* Van Herwerden *ἐδίδοϲαν*] *ἐξεδίδοϲαν* Tournier, Richards 1266 *Ἐχεκράτεοϲ* A: *-τουϲ* d *ἐκ Πέτρηϲ ἐὼν* d *ἐκ Πέτρηϲ* del. Blakesley *ἀνέκαθεν* Ar: *-θε* D 1267 *Καινείδηϲ* A^{pc}: *Καινίδηϲ* A^{ac}d 1269 *τοιϲίδε* S: *τοῖϲδε* Ad 1270^{3} *δ' ὀλοοίτροχον* Oenomaus ap. Euseb. *Praep. ev.* 5. 29. 2: *δὲ ὀλοίτρ-* Ad

(3) ταῦτα χρηcθέντα τῷ Ἠετίωνι ἐξαγγέλλεταί κως τοῖcι Βακχιάδῃcι, τοῖcι τὸ μὲν πρότερον γενόμενον χρηcτήριον ἐc Κόρινθον ἦν ἄcημον, φέρον τε ἐc τὠυτὸ καὶ τὸ τοῦ Ἠετίωνοc καὶ λέγον ὧδε·

αἰετὸc ἐν πέτρῃcι κύει, τέξει δὲ λέοντα
καρτερὸν ὠμηcτήν· πολλῶν δ' ὑπὸ γούνατα λύcει.
ταῦτά νυν εὖ φράζεcθε, Κορίνθιοι, οἳ περὶ καλὴν
Πειρήνην οἰκεῖτε καὶ ὀφρυόεντα Κόρινθον.

(γ) τοῦτο μὲν δὴ τοῖcι Βακχιάδῃcι πρότερον γενόμενον ἦν ἀτέκμαρτον, τότε δὲ τὸ Ἠετίωνι γενόμενον ὡc ἐπύθοντο, αὐτίκα καὶ τὸ πρότερον cυνῆκαν ἐὸν cυνῳδὸν τῷ Ἠετίωνοc. cυνέντεc δὲ καὶ τοῦτο εἶχον ἐν ἡcυχίῃ, ἐθέλοντεc τὸν μέλλοντα Ἠετίωνι γίνεcθαι γόνον διαφθεῖραι. ὡc δ' ἔτεκε ἡ γυνὴ τάχιcτα, πέμπουcι cφέων αὐτῶν δέκα ἐc τὸν δῆμον ἐν τῷ κατοίκητο Ἠετίων ἀποκτενέονταc τὸ παιδίον. (2) ἀπικόμενοι δὲ οὗτοι ἐc τὴν Πέτρην καὶ παρελθόντεc ἐc τὴν αὐλὴν τὴν Ἠετίωνοc αἴτεον τὸ παιδίον· ἡ δὲ Λάβδα εἰδυῖά τε οὐδὲν τῶν εἵνεκα ἐκεῖνοι ἀπικοίατο καὶ δοκέουcά cφεαc φιλοφροcύνηc τοῦ πατρὸc εἵνεκα αἰτέειν φέρουcα ἐνεχείριcε αὐτῶν ἑνί. τοῖcι δὲ ἄρα ἐβεβούλευτο κατ' ὁδὸν τὸν πρῶτον αὐτῶν λαβόντα τὸ παιδίον προcουδίcαι. (3) ἐπείτε ὦν ἔδωκε φέρουcα ἡ Λάβδα, τὸν λαβόντα τῶν ἀνδρῶν θείῃ τύχῃ προcεγέλαcε τὸ παιδίον, καὶ τὸν φραcθέντα τοῦτο οἶκτόc τιc ἴcχει ἀποκτεῖναι, κατοικτίραc δὲ παραδιδοῖ τῷ δευτέρῳ, ὁ δὲ τῷ τρίτῳ, οὕτω τε διεξῆλθε διὰ πάντων τῶν δέκα παραδιδόμε-

1271 χρηcθέντα Ar: -τι D 1272 γενόμενον post Κόρινθον traiecit A 1274[4] ταῦτά Ar: ταῦτάν D 1274[5] οἰκεῖτε A: οἰκέετε d 1275 δὴ d: om. A γενόμενον del. Powell 1276 τὸ A: τῷ d 1277 cυνῳδὸν ἐὸν d 1278 ἐθέλοντεc A: θέλ- d 1280 αὐτῶν A: αὐτέων d 1281 <ὁ> Ἠετίων A 1283 τὴν A: τοῦ d εἰδυῖά d: εἰδοῖά A 1285 εἵνεκα A: εἵνεκεν d 1286 αὐτῶν A: αὐτέων d 1287 τὸ παιδίον A: om. d ἐπείτε d: ἐπεὶ A 1289 ἴcχει A: ἴcχε(ν) d 1290 κατοικτίραc edd.: -είραc 1291 τε S: δὲ A: τε δὴ d

νον, οὐδενὸϲ βουλομένου διεργάϲαϲθαι. (4) ἀποδόντεϲ ὦν ὀπίϲω τῇ τεκούϲῃ τὸ παιδίον καὶ ἐξελθόντεϲ ἔξω, ἑϲτεῶτεϲ ἐπὶ τῶν θυρέων ἀλλήλων ἅπτοντο καταιτιώμενοι καὶ μάλιϲτα τοῦ πρώτου λαβόντοϲ, ὅτι οὐκ ἐποίηϲε κατὰ τὰ δεδογμένα, ἐϲ ὃ δή ϲφι χρόνου ἐγγινομένου ἔδοξε αὖτιϲ παρελθόνταϲ πάνταϲ τοῦ φόνου μετίϲχειν. (δ) ἔδει δὲ ἐκ τοῦ Ἠετίωνοϲ γόνου Κορίνθῳ κακὰ ἀναβλαϲτεῖν. ἡ Λάβδα γὰρ πάντα ταῦτα ἤκουε ἑϲτεῶϲα πρὸϲ αὐτῇϲι τῇϲι θύρῃϲι· δείϲαϲα δὲ μή ϲφι μεταδόξῃ καὶ τὸ δεύτερον λαβόντεϲ τὸ παιδίον ἀποκτείνωϲι, φέρουϲα κατακρύπτει ἐϲ τὸ ἀφραϲτότατόν οἱ ἐφαίνετο εἶναι, ἐϲ κυψέλην, ἐπιϲταμένη ὡϲ εἰ ὑποϲτρέψαντεϲ ἐϲ ζήτηϲιν ἀπικνεοίατο, πάντα ἐρευνήϲειν μέλλοιεν· τὰ δὴ καὶ ἐγένετο. (2) ἐϲελθοῦϲι δὲ καὶ διζημένοιϲι αὐτοῖϲι ὡϲ οὐκ ἐφαίνετο, ἐδόκεε ἀπαλλάϲϲεϲθαι καὶ λέγειν πρὸϲ τοὺϲ ἀποπέμψανταϲ ὡϲ πάντα ποιήϲειαν τὰ ἐκεῖνοι ἐνετείλαντο. οἱ μὲν δὴ ἀπελθόντεϲ ἔλεγον ταῦτα· (ε) Ἠετίωνι δὲ μετὰ ταῦτα ὁ παῖϲ ηὐξάνετο, καί οἱ διαφυγόντι τοῦτον τὸν κίνδυνον ἀπὸ τῆϲ κυψέληϲ ἐπωνυμίῃ Κύψελοϲ {οὔνομα} ἐτέθη. ἀνδρωθέντι δὲ καὶ μαντευομένῳ Κυψέλῳ ἐγένετο ἀμφιδέξιον χρηϲτήριον ἐν Δελφοῖϲι, τῷ πίϲυνοϲ γενόμενοϲ ἐπεχείρηϲέ τε καὶ ἔϲχε Κόρινθον. (2) ὁ δὲ χρηϲμὸϲ ὅδε ἦν·

ὄλβιοϲ οὗτοϲ ἀνὴρ ὃϲ ἐμὸν δόμον ἐϲκαταβαίνει,
Κύψελοϲ Ἠετίδηϲ, βαϲιλεὺϲ κλειτοῖο Κορίνθου,
αὐτὸϲ καὶ παῖδεϲ, παίδων γε μὲν οὐκέτι παῖδεϲ.

1294 *θυρέων* A: *θυρῶν* d 1296 *ἐγγινομένου*] *ἐγγενομένου* Stein *αὖτιϲ* ASV: *αὖθιϲ* d 1297 *πάνταϲ παρελθόνταϲ* d 1299 *ταῦτα πάντα* r *αὐτῇϲι* A: om. d 1301 *κατακρύπτει* d: *-κρύβει* A 1303 *ἀπικνεοίατο* Stein: *-οιντο* A: *ἀπίκοιντο* vel *ἀπίκοντο* d 1304 *ἐγένετο* D: *ἐγίν-* Ar *ἐϲελθοῦϲι* d: *ἐλθοῦϲι* A *δὲ* A: *γὰρ* d 1308 *ηὐξάνετο* A: *αὐξ-* d 1309 *ἐπωνυμίῃ* Powell: *-ίην* Ar: om. D del. Powell 1310 *μαντευομένῳ* A: *κρυπτομένῳ* d 1312 *ὅδε* AU: *ὧδε* d 1312[1] *ἐϲκαταβαίνει* A: *ἐγκατα-* d: *εἰϲαφικάνει* Favorinus, *Corinth.* (Dio Chr. 37) 5 1312[3] *κλειτοῖο* A, Favorinus: *κλεινοῖο* d, Oenomaus ap. Euseb. *Praep. ev.* 5. 35

τὸ μὲν δὴ χρηστήριον τοῦτο ἦν, τυραννεύcαc δὲ ὁ Κύψελοc τοιοῦτοc δή τιc ἀνὴρ ἐγένετο· πολλοὺc μὲν Κορινθίων ἐδίωξε, πολλοὺc δὲ χρημάτων ἀπεcτέρηcε, πολλῷ δέ τι πλείcτουc τῆc ψυχῆc. (ζ) ἄρξαντοc δὲ τούτου ἐπὶ τριήκοντα ἔτεα καὶ διαπλέξαντοc τὸν βίον εὖ διάδοχόc οἱ τῆc τυραννίδοc ὁ παῖc Περίανδροc γίνεται. ὁ τοίνυν Περίανδροc κατ' ἀρχὰc μὲν ἦν ἠπιώτεροc τοῦ πατρόc, ἐπείτε δὲ ὡμίληcε δι' ἀγγέλων Θραcυβούλῳ τῷ Μιλήτου τυράννῳ, πολλῷ ἔτι ἐγένετο Κυψέλου μιαιφονώτεροc. (2) πέμψαc γὰρ παρὰ Θραcύβουλον κήρυκα ἐπυνθάνετο ὅντινα ἂν τρόπον ἀcφαλέcτατον καταcτηcάμενοc τῶν πρηγμάτων κάλλιcτα τὴν πόλιν ἐπιτροπεύοι. Θραcύβουλοc δὲ τὸν ἐλθόντα παρὰ τοῦ Περιάνδρου ἐξῆγε ἔξω τοῦ ἄcτεοc, ἐcβὰc δὲ ἐc ἄρουραν ἐcπαρμένην ἅμα τε διεξήιε τὸ λήιον ἐπειρωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα κατὰ τὴν ἀπὸ Κορίνθου ἄπιξιν, καὶ ἐκόλουε αἰεὶ ὅκωc τινὰ ἴδοι τῶν ἀcταχύων ὑπερέχοντα, κολούων δὲ ἔρριπτε, ἐc ὃ τοῦ ληίου τὸ κάλλιcτόν τε καὶ βαθύτατον διέφθειρε τρόπῳ τοιούτῳ. (3) διεξελθὼν δὲ τὸ χωρίον καὶ ὑποθέμενοc ἔποc οὐδὲν ἀποπέμπει τὸν κήρυκα. νοcτήcαντοc δὲ τοῦ κήρυκοc ἐc τὴν Κόρινθον ἦν πρόθυμοc πυνθάνεcθαι τὴν ὑποθήκην ὁ Περίανδροc. ὁ δὲ οὐδέν οἱ ἔφη Θραcύβουλον ὑποθέcθαι, θωμάζειν τε αὐτοῦ παρ' οἷόν μιν ἄνδρα ἀποπέμψειε, ὡc παραπλῆγά τε καὶ τῶν ἑωυτοῦ cινάμωρον, ἀπηγεόμενοc τάπερ πρὸc Θραcυβούλου ὀπώπεε. (η) Περίανδροc δὲ cυνεὶc τὸ ποιηθὲν καὶ νόῳ cχὼν ὥc οἱ

1313 δὲ d: δὴ A 1314 ἀνὴρ ἐγένετο d: ἦν ἀνήρ P. Med. inv. 71, 75, A 1315 δέ τι Krüger: δ' ἔτι d: δὲ A 1316 ἔτεα τριήκοντα P. Med. inv. 1318 γίνεται Περίανδροc P. Med. inv. 1322 ἂν A: om. d 1323 ἀcφαλέcτατον A: -τερον d 1327 κατὰ A: καὶ d καὶ AD: om. r 1328 αἰεὶ d: ἀεὶ A τινὰ ... ὑπερέχοντα A: τινὰc ... ὑπερέχονταc τῶν ἄλλων d 1330 τοιούτῳ Ar: τοιῷδε D 1334 θωμάζειν A: θωυμ- d 1336 -περ A: om. d an post Θραcυβούλου <ποιεύμενα> vel sim. supplendum? 1337 cυνεὶc E: cυνιεὶc Ad cχὼν d: ἴcχων A

ὑπετίθετο Θρασύβουλος τοὺς ὑπειρόχους τῶν ἀστῶν φονεύειν, ἐνθαῦτα δὴ πᾶσαν κακότητα ἐξέφαινε ἐς τοὺς πολιήτας. ὅσα γὰρ Κύψελος ἀπέλιπε κτείνων τε καὶ διώκων, Περίανδρός σφεα ἀπετέλεσε, μιῇ δὲ ἡμέρῃ ἀπέδυσε πάσας τὰς Κορινθίων γυναῖκας διὰ τὴν ἑωυτοῦ γυναῖκα Μέλισσαν. (2) *πέμψαντι γάρ οἱ ἐς Θεσπρωτοὺς ἐπ' Ἀχέροντα ποταμὸν ἀγγέλους ἐπὶ τὸ νεκυομαντήιον παρακαταθήκης πέρι ξεινικῆς οὔτε σημανέειν ἔφη ἡ Μέλισσα ἐπιφανεῖσα οὔτε κατερέειν ἐν τῷ κεῖται χώρῳ ἡ παρακαταθήκη· ῥιγοῦν τε γὰρ καὶ εἶναι γυμνή· τῶν γάρ οἱ συγκατέθαψε εἱμάτων ὄφελος εἶναι οὐδὲν οὐ κατακαυθέντων· μαρτύριον δέ οἱ εἶναι ὡς ἀληθέα ταῦτα λέγει, ὅτι ἐπὶ ψυχρὸν τὸν ἰπνὸν Περίανδρος τοὺς ἄρτους ἐπέβαλε.* (3) *ταῦτα δὲ ὡς ὀπίσω ἀπηγγέλθη τῷ Περιάνδρῳ (πιστὸν γάρ οἱ ἦν τὸ συμβόλαιον, ὃς νεκρῷ ἐούσῃ Μελίσσῃ ἐμίγη), ἰθέως δὴ μετὰ τὴν ἀγγελίην κήρυγμα ἐποιήσατο ἐς τὸ Ἥραιον ἐξιέναι πάσας τὰς Κορινθίων γυναῖκας. αἱ μὲν δὴ ὡς ἐς ὁρτὴν ἤισαν κόσμῳ τῷ καλλίστῳ χρεώμεναι, ὁ δ' ὑποστήσας τοὺς δορυφόρους ἀπέδυσέ σφεας πάσας ὁμοίως, τάς τε ἐλευθέρας καὶ τὰς ἀμφιπόλους, συμφορήσας δὲ <τὰ ἱμάτια> ἐς ὄρυγμα Μελίσσῃ ἐπευχόμενος κατέκαιε.* (4) *ταῦτα δέ οἱ ποιήσαντι καὶ τὸ δεύτερον πέμψαντι ἔφρασε τὸ εἴδωλον τὸ Μελίσσης ἐς τὸν κατέθηκε χῶρον τοῦ ξείνου τὴν παρακαταθήκην. τοιοῦτο μὲν ὑμῖν ἐστι ἡ τυραννίς, ὦ Λακεδαιμόνιοι, καὶ τοιούτων ἔργων.* (5) *ἡμέας δὲ τοὺς Κορινθίους τότε τε αὐτίκα θῶμα μέγα εἶχε ὅτε ὑμέας εἴδομεν μεταπεμπομένους Ἱππίην, νῦν τε δὴ καὶ μεζόνως*

1338 *ὑπειρόχους* AD: *ὑπερ-* r 1341 *σφεα* AS: *σφε* d *ἀπετέλεσε* d: *-λεε* A 1344 *νεκυομαντήιον* Ar: *νέκυος μαντήιον* D 1346 *κεῖται* Hude: *κέεται* 1347 *εἱμάτων* d: *ἱματίων* 1348 *οὐ* AD: *οἱ* r *κατακαυθέντων* d: *κατακαυσθ-* A 1351 *ὃς* A: *ὡς* d 1354 *ἤισαν* A: *ἤ(ι)εσαν* d 1357 suppl. Stein 1359 *ἔφρασε* A: *ἔφραζε* d 1360 *τοιοῦτο* AD: *-ον* r *ἐστὶ ὑμῖν* d 1362 *τότε τε* Van Herwerden: *τό τε* Ad: *τὸ τότε* SV *θῶμα* A: *θώυμα* d 1363 *καὶ* A: om. d

θωμάζομεν λέγονταϲ ταῦτα, ἐπιμαρτυρόμεθά τε ἐπικαλεόμενοι ὑμῖν θεοὺϲ τοὺϲ Ἑλληνίουϲ μὴ κατιϲτάναι τυραννίδαϲ ἐϲ τὰϲ πόλιϲ. οὐκ ὦν παύϲεϲθε ἀλλὰ πειρήϲεϲθε παρὰ τὸ δίκαιον κατάγοντεϲ Ἱππίην; ἴϲτε ὑμῖν Κορινθίουϲ γε οὐ ϲυναινέονταϲ.

93 Ϲωκλέηϲ μὲν ἀπὸ Κορίνθου πρεϲβεύων ἔλεξε τάδε, Ἱππίηϲ δὲ αὐτὸν ἀμείβετο τοὺϲ αὐτοὺϲ θεοὺϲ ἐπικαλέϲαϲ ἐκείνῳ, ἦ μὲν Κορινθίουϲ μάλιϲτα πάντων ἐπιποθήϲειν Πειϲιϲτρατίδαϲ, ὅταν ϲφι ἥκωϲι ἡμέραι αἱ κύριαι ἀνιᾶϲθαι ὑπ' Ἀθηναίων. (2) Ἱππίηϲ μὲν τούτοιϲι ἀμείψατο οἷά τε τοὺϲ χρηϲμοὺϲ ἀτρεκέϲτατα ἀνδρῶν ἐξεπιϲτάμενοϲ· οἱ δὲ λοιποὶ τῶν ϲυμμάχων τέωϲ μὲν εἶχον ἐν ἡϲυχίῃ ϲφέαϲ αὐτούϲ, ἐπείτε δὲ Ϲωκλέοϲ ἤκουϲαν εἴπαντοϲ ἐλευθέρωϲ, ἅπαϲ τιϲ αὐτῶν φωνὴν ῥήξαϲ αἱρέετο τοῦ Κορινθίου τὴν γνώμην, Λακεδαιμονίοιϲί τε ἐπεμαρτύροντο μὴ ποιέειν μηδὲν
94 νεώτερον περὶ πόλιν Ἑλλάδα. οὕτω μὲν τοῦτο ἐπαύϲθη, Ἱππίῃ δὲ ἐνθεῦτεν ἀπελαυνομένῳ ἐδίδου μὲν Ἀμύντηϲ ὁ Μακεδόνων βαϲιλεὺϲ Ἀνθεμοῦντα, ἐδίδοϲαν δὲ Θεϲϲαλοὶ Ἰωλκόν. ὁ δὲ τούτων μὲν οὐδέτερα αἱρέετο, ἀνεχώρεε δὲ ὀπίϲω ἐϲ Ϲίγειον, τὸ εἷλε Πειϲίϲτρατοϲ αἰχμῇ παρὰ Μυτιληναίων, κρατήϲαϲ δὲ αὐτοῦ κατέϲτηϲε τύραννον εἶναι παῖδα {τὸν} ἑωυτοῦ νόθον Ἡγηϲίϲτρατον, γεγονότα ἐξ Ἀργείηϲ γυναικόϲ, ὃϲ οὐκ ἀμαχητὶ εἶχε τὰ παρέλαβε παρὰ Πειϲιϲτράτου. (2) ἐπολέμεον

1364 *θωμάζομεν* A: *θωυμ-* d   *λέγονταϲ* A: *-τεϲ* d   1366 *πόλιϲ* A: *πόλιαϲ* d   *οὐκ ὦν* d: *οὐκ ὦν ἢν μὴ* AC: *οὔκων* Legrand: *ἢν ὦν μὴ* Blaydes: an *νῦν ὦν ἢν μή*?   *παύϲεϲθε* Ad: *παύϲηϲθε* C   1367 *κατάγοντεϲ* A: *καταγαγόντεϲ* d   *γε* d: *τε* A   1369 *Ϲωκλέηϲ* edd.: *-κλῆϲ* A: *Ϲωϲικλέηϲ* d   1370 *ἐπικαλέϲαϲ θεοὺϲ* d   *ἐκείνῳ* A: *κείνῳ* d   1371 *μὲν* A: *μὴν* d   1373 *τε* d: om. A   1376 *Ϲωκλέοϲ* A: *Ϲωϲι-* d   *ἐλευθέρωϲ ἅπαϲ* d: *ἐλευθερῶϲαι πᾶϲ* A: *ἐλευθερίωϲ ἅπαϲ* Fitton Brown   *αὐτῶν* A: *αὐτέων* d   1378 *ἐπεμαρτύροντο* A: *-ρέοντο* d   1379 *Ἑλλάδα* A: *Ἑλληνίδα* d   *τοῦτο* A: *ταῦτα* d   1380 *Μακεδόνων βαϲιλεὺϲ* A: *Μακεδὼν* d   1382 *οὐδέτερα* A: *-ρον* d   *Ϲίγειον* d: *Ϲίγιον* A (item 1387)   1383, 1388 *Μυτιληναίων* A: *Μιτυλ-* d   1384 del. Stein   1385 *γεγονότα* A: *ὄντα* d   1386 *τὰ παρέλαβε* A: *τάπερ ἔλαβε* d

γὰρ ἔκ τε Ἀχιλληίου πόλιοϲ ὁρμώμενοι καὶ Ϲιγείου ἐπὶ
χρόνον ϲυχνὸν Μυτιληναῖοί τε καὶ Ἀθηναῖοι, οἱ μὲν ἀπαι-
τέοντεϲ τὴν χώρην, Ἀθηναῖοι δὲ οὔτε ϲυγγινωϲκόμενοι
ἀποδεικνύντεϲ τε λόγῳ οὐδὲν μᾶλλον Αἰολεῦϲι μετεὸν
τῆϲ Ἰλιάδοϲ χώρηϲ ἢ οὐ καὶ ϲφίϲι καὶ τοῖϲι ἄλλοιϲι, ὅϲοι
Ἑλλήνων ϲυνεξεπρήξαντο Μενέλεῳ τὰϲ Ἑλένηϲ ἁρπαγάϲ.
πολεμεόντων δέ ϲφεων παντοῖα καὶ ἄλλα ἐγένετο ἐν τῇϲι 95
μάχῃϲι, ἐν δὲ δὴ καὶ Ἀλκαῖοϲ ὁ ποιητὴϲ ϲυμβολῆϲ γενομένηϲ
καὶ νικώντων Ἀθηναίων αὐτὸϲ μὲν φεύγων ἐκφεύγει, τὰ δέ
οἱ ὅπλα ἴϲχουϲι Ἀθηναῖοι καί ϲφεα ἀνεκρέμαϲαν πρὸϲ τὸ
Ἀθήναιον τὸ ἐν Ϲιγείῳ. (2) ταῦτα δὲ Ἀλκαῖοϲ ἐν μέλεϊ ποιήϲαϲ
ἐπιτιθεῖ ἐϲ Μυτιλήνην ἐξαγγελλόμενοϲ τὸ ἑωυτοῦ πάθοϲ
Μελανίππῳ ἀνδρὶ ἑταίρῳ. Μυτιληναίουϲ δὲ καὶ Ἀθηναίουϲ
κατήλλαξε Περίανδροϲ ὁ Κυψέλου· τούτῳ γὰρ διαιτητῇ
ἐπετράποντο· κατήλλαξε δὲ ὧδε, νέμεϲθαι ἑκατέρουϲ τὴν
ἔχουϲι. Ϲίγειον μέν νυν οὕτω ἐγένετο ὑπ᾽ Ἀθηναίοιϲι. Ἱππίηϲ 96
δὲ ἐπείτε ἀπίκετο ἐκ τῆϲ Λακεδαίμονοϲ ἐϲ τὴν Ἀϲίην, πᾶν
χρῆμα ἐκίνεε, διαβάλλων τε τοὺϲ Ἀθηναίουϲ πρὸϲ τὸν
Ἀρταφέρνεα καὶ ποιέων ἅπαντα ὅκωϲ αἱ Ἀθῆναι γενοίατο ὑπ᾽
ἑωυτῷ τε καὶ Δαρείῳ. (2) Ἱππίηϲ τε δὴ ταῦτα ἔπρηϲϲε καὶ οἱ
Ἀθηναῖοι πυθόμενοί ταῦτα πέμπουϲι ἐϲ Ϲάρδιϲ ἀγγέλουϲ,
οὐκ ἐῶντεϲ τοὺϲ Πέρϲαϲ πείθεϲθαι Ἀθηναίων τοῖϲι φυγάϲι.
ὁ δὲ Ἀρταφέρνηϲ ἐκέλευέ ϲφεαϲ, εἰ βουλοίατο ϲόοι εἶναι,
καταδέκεϲθαι ὀπίϲω Ἱππίην. οὐκ ὦν δὴ ἐνεδέκοντο τοὺϲ
λόγουϲ ἀποφερομένουϲ οἱ Ἀθηναῖοι· οὐκ ἐνδεκομένοιϲι δέ
ϲφι ἐδέδοκτο ἐκ τοῦ φανεροῦ τοῖϲι Πέρϲῃϲι πολεμίουϲ εἶναι.
Νομίζουϲι δὲ ταῦτα καὶ διαβεβλημένοιϲι ἐϲ τοὺϲ Πέρϲαϲ 97

1387 Ἀχιλληίου C: -είου Ad   1390 ἀποδεικνύντεϲ τε λόγῳ A: om. d   μετεὸν A: μέτρον d   1391 ϲφίϲι A: ϲφι d   1392 ϲυνεξεπρήξαντο Krüger: ϲυνεπρήξ- A: ϲυνεπράξ- d   1396 ϲφεα A: ϲφε d   1401 ἐπετράποντο Ar: ἐτράποντο d   ἑκατέρουϲ A: ἀμφοτέρουϲ d   1403 τῆϲ A: om. d   1404 τούϲ τε d   1405 αἱ A: om. d   1408 τοὺϲ et Ἀθηναίων Ar: om. D   1409 ἐκέλευέ d: -ευϲέ A   1411 οἱ A: om. d

ἐν τούτῳ δὴ τῷ καιρῷ, ὁ Μιλήϲιοϲ Ἀριϲταγόρηϲ ὑπὸ Κλεομένεοϲ τοῦ Λακεδαιμονίου ἐξελαϲθεὶϲ ἐκ τῆϲ Ϲπάρτηϲ ἀπίκετο ἐϲ τὰϲ Ἀθήναϲ· αὕτη γὰρ ἡ πόλιϲ τῶν λοιπέων ἐδυνάϲτευε μέγιϲτον. ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον ὁ Ἀριϲταγόρηϲ ταὐτὰ ἔλεγε τὰ καὶ ἐν τῇ Ϲπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ Ἀϲίῃ καὶ τοῦ πολέμου τοῦ Περϲικοῦ, ὡϲ οὔτε ἀϲπίδα οὔτε δόρυ νομίζουϲι εὐπετέεϲ τε χειρωθῆναι εἴηϲαν. (2) ταῦτά τε δὴ ἔλεγε καὶ πρὸϲ τοῖϲι τάδε, ὡϲ οἱ Μιλήϲιοι τῶν Ἀθηναίων εἰϲὶ ἄποικοι, καὶ οἰκόϲ ϲφεαϲ εἴη ῥύεϲθαι δυναμένουϲ μέγα. καὶ οὐδὲν ὅ τι οὐκ ὑπίϲχετο οἷα κάρτα δεόμενοϲ, ἐϲ ὃ ἀνέπειϲέ ϲφεαϲ. πολλοὺϲ γὰρ οἶκε εἶναι εὐπετέϲτερον διαβάλλειν ἢ ἕνα, εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷόϲ τε ἐγένετο διαβάλλειν, τρεῖϲ δὲ μυριάδαϲ Ἀθηναίων ἐποίηϲε τοῦτο. (3) Ἀθηναῖοι μὲν δὴ ἀναπειϲθέντεϲ ἐψηφίϲαντο εἴκοϲι νέαϲ ἀποϲτεῖλαι βοηθοὺϲ Ἴωϲι, ϲτρατηγὸν ἀποδέξαντεϲ αὐτέων εἶναι Μελάνθιον, ἄνδρα τῶν ἀϲτῶν ἐόντα τὰ πάντα δόκιμον. αὗται δὲ αἱ νέεϲ ἀρχὴ κακῶν
98 ἐγένοντο Ἕλληϲί τε καὶ βαρβάροιϲι. Ἀριϲταγόρηϲ δὲ προπλώϲαϲ καὶ ἀπικόμενοϲ ἐϲ τὴν Μίλητον, ἐξευρὼν βούλευμα ἀπ' οὗ Ἴωϲι μὲν οὐδεμία ἔμελλε ὠφελίη ἔϲεϲθαι (οὐδ' ὧν οὐδὲ τούτου εἵνεκα ἐποίεε ἀλλ' ὅκωϲ βαϲιλέα Δαρεῖον λυπήϲειε), ἔπεμψε ἐϲ τὴν Φρυγίην ἄνδρα ἐπὶ τοὺϲ Παίοναϲ τοὺϲ ἀπὸ Ϲτρυμόνοϲ ποταμοῦ αἰχμαλώτουϲ γενομένουϲ ὑπὸ Μεγαβάζου, οἰκέονταϲ δὲ τῆϲ Φρυγίηϲ χῶρόν τε καὶ κώμην ἐπ' ἑωυτῶν, ὃϲ ἐπειδὴ ἀπίκετο ἐϲ τοὺϲ Παίοναϲ, ἔλεγε τάδε·

1414 ἐν A: om. d 1415 ἐξελαϲθεὶϲ AD: -αθεὶϲ r τῆϲ d: om. A 1416 τὰϲ d: om. A ἡ A: om. d 1418 ταὐτὰ Schweighäuser: ταῦτα καὶ Ar: om. D 1420 εὐπετέεϲ d: -έωϲ A an <ἂν> εἴηϲαν? 1421 τοῖϲι A: τούτοιϲι d 1422 ϲφεαϲ A: ϲφαϲ d 1423 ὑπίϲχετο Ar: ὑπέϲκετο D 1424 οἶκε A: ἔοικε d 1426 διαβάλλειν A: -βαλεῖν d 1428 βοηθοὺϲ ἀποϲτεῖλαι D ϲτρατηγὸν <δὲ> D 1430 ἀρχὴ κακῶν A: ἀρχαὶ κακῶν d: ἀρχέκακοι Cobet: cf. Plut. Mor. 861 A 1431 προπλώϲαϲ Ar: προϲ- D 1433 μὲν A: om. d ὠφελίη A: -είη d 1434 εἵνεκα A: -κε(ν) d ἐποίεε A: ἐποίηϲε(ν) d 1435 τὴν d: om. A 1437 δὲ A: om. d 1438 ἐπ' Ar: ὑπ' D ἐπειδὴ A: ἐπείτε d

(2) Ἄνδρες Παίονες, ἔπεμψέ με Ἀρισταγόρης ὁ Μιλήτου τύραννος σωτηρίην ὑποθησόμενον ὑμῖν, ἤνπερ βούλησθε πείθεσθαι. νῦν γὰρ Ἰωνίη πᾶσα ἀπέστηκε ἀπὸ βασιλέος, καὶ ὑμῖν παρέχει σῴζεσθαι ἐπὶ τὴν ὑμετέρην αὐτῶν· μέχρι μὲν θαλάσσης αὐτοῖσι ὑμῖν, τὸ δὲ ἀπὸ τούτου ἡμῖν ἤδη μελήσει. (3) ταῦτα δὲ ἀκούσαντες οἱ Παίονες κάρτα τε ἀσπαστὸν ἐποιήσαντο καὶ ἀναλαβόντες παῖδας καὶ γυναῖκας ἀπεδίδρησκον ἐπὶ θάλασσαν· οἱ δέ τινες αὐτῶν καὶ κατέμειναν ἀρρωδήσαντες αὐτοῦ. ἐπείτε δὲ οἱ Παίονες ἀπίκοντο ἐπὶ θάλασσαν, ἐνθεῦτεν ἐς Χίον διέβησαν. (4) ἐόντων δὲ ἤδη ἐν Χίῳ κατὰ πόδας ἐληλύθεε Περσέων ἵππος πολλὴ διώκουσα τοὺς Παίονας· ὡς δὲ οὐ κατέλαβον, ἐπηγγέλλοντο ἐς τὴν Χίον τοῖσι Παίοσι ὅκως ἂν ὀπίσω ἀπέλθοιεν. οἱ δὲ Παίονες τοὺς λόγους οὐκ ἐνεδέκοντο, ἀλλ᾽ ἐκ Χίου μὲν Χῖοί σφεας ἐς Λέσβον ἤγαγον, Λέσβιοι δὲ ἐς Δορίσκον ἐκόμισαν· ἐνθεῦτεν δὲ πεζῇ κομιζόμενοι ἀπίκοντο ἐς Παιονίην.

Ἀρισταγόρης δέ, ἐπειδὴ οἵ τε Ἀθηναῖοι ἀπίκοντο εἴκοσι 99
νηυσί, ἅμα ἀγόμενοι Ἐρετριέων πέντε τριήρεας, οἳ οὐ τὴν Ἀθηναίων χάριν ἐστρατεύοντο ἀλλὰ τὴν αὐτῶν Μιλησίων, ὀφειλόμενά σφι ἀποδιδόντες (οἱ γὰρ δὴ Μιλήσιοι πρότερον τοῖσι Ἐρετριεῦσι τὸν πρὸς Χαλκιδέας πόλεμον συνδιήνεικαν, ὅτε περ καὶ Χαλκιδεῦσι ἀντία Ἐρετριέων καὶ Μιλησίων Σάμιοι ἐβοήθεον), οὗτοι ὦν ἐπείτε σφι ἀπίκοντο καὶ οἱ ἄλλοι σύμμαχοι παρῆσαν, ἐποιέετο στρατηίην ὁ Ἀρισταγόρης ἐς Σάρδις. (2) αὐτὸς μὲν δὴ οὐκ ἐστρατεύετο ἀλλ᾽ ἔμενε ἐν Μιλήτῳ, στρατηγοὺς δὲ ἄλλους ἀπέδεξε Μιλησίων εἶναι, τὸν ἑωυτοῦ τε ἀδελφεὸν Χαροπῖνον καὶ τῶν ἄλλων ἀστῶν

1439 ὁ d: om. A 1440 ὑμῖν ὑποθησόμενον d βούλησθε d: -εσθε A 1441 γὰρ Ar: om. D 1445 παῖδας A: τέκνα d ἀπεδίδρησκον A: -δίδρασκον d 1446 αὐτῶν A: αὐτέων d 1452 ἐνεδέκοντο A: ἐδέκοντο d 1456 τὴν] τῶν Richards post Van Herwerden 1457 τὴν delendum aut αὐτῶν τῶν scribendum censuit Richards 1459 συνδιήνεικαν d: διήνεικαν A 1460 ἀντία A: ἀντὶ d 1463 ἐν Μιλήτῳ ἔμενε A 1465 τε AD: om. r ἀστῶν ἄλλον (sic) A

100 Ἑρμόφαντον. ἀπικόμενοι δὲ τῷ στόλῳ τούτῳ Ἴωνες ἐς Ἔφεσον
πλοῖα μὲν κατέλιπον ἐν Κορησῷ τῆς Ἐφεσίης, αὐτοὶ δὲ
ἀνέβαινον χειρὶ πολλῇ, ποιεύμενοι Ἐφεσίους ἡγεμόνας τῆς
ὁδοῦ. πορευόμενοι δὲ παρὰ ποταμὸν Καΰστριον, ἐνθεῦτεν
ἐπείτε ὑπερβάντες τὸν Τμῶλον ἀπίκοντο, αἱρέουσι Σάρδις
οὐδενός σφι ἀντιωθέντος, αἱρέουσι δὲ χωρὶς τῆς ἀκροπόλιος
τἆλλα πάντα· τὴν δὲ ἀκρόπολιν ἐρρύετο αὐτὸς Ἀρταφέρνης
101 ἔχων ἀνδρῶν δύναμιν οὐκ ὀλίγην. τὸ δὲ μὴ λεηλατῆσαι
ἑλόντάς σφεας τὴν πόλιν ἔσχε τόδε. ἦσαν ἐν τῇσι Σάρδισι
οἰκίαι αἱ μὲν πλεῦνες καλάμιναι, ὅσαι δ' αὐτέων καὶ πλίνθι-
ναι ἦσαν, καλάμου εἶχον τὰς ὀροφάς. τουτέων δὴ μίαν τῶν
τις στρατιωτέων ὡς ἐνέπρησε, αὐτίκα ἀπ' οἰκίης ἐπ' οἰκίην
ἰὸν τὸ πῦρ ἐπενέμετο τὸ ἄστυ πᾶν. (2) καιομένου δὲ τοῦ
ἄστεος οἱ Λυδοί τε καὶ ὅσοι Περσέων ἐνῆσαν ἐν τῇ πόλι,
ἀπολαμφθέντες πάντοθεν ὥστε τὰ περιέσχατα νεμομένου
τοῦ πυρὸς καὶ οὐκ ἔχοντες ἐξήλυσιν ἐκ τοῦ ἄστεος, συνέρρεον
ἔς τε τὴν ἀγορὴν καὶ ἐπὶ τὸν Πακτωλὸν ποταμόν, ὅς σφι
ψῆγμα χρυσοῦ καταφορέων ἐκ τοῦ Τμώλου διὰ μέσης τῆς
ἀγορῆς ῥέει καὶ ἔπειτα ἐς τὸν Ἕρμον ποταμὸν ἐκδιδοῖ, ὁ δὲ
ἐς θάλασσαν· ἐπὶ τοῦτον δὴ τὸν Πακτωλὸν καὶ ἐς τὴν ἀγορὴν
ἀθροιζόμενοι οἵ τε Λυδοὶ καὶ οἱ Πέρσαι ἠναγκάζοντο
ἀμύνεσθαι. (3) οἱ δὲ Ἴωνες ὁρέοντες τοὺς μὲν ἀμυνομένους
τῶν πολεμίων, τοὺς δὲ σὺν πλήθεϊ πολλῷ προσφερομένους
ἐξανεχώρησαν δείσαντες πρὸς τὸ ὄρος τὸ Τμῶλον καλεόμε-
νον, ἐνθεῦτεν δὲ ὑπὸ νύκτα ἀπαλλάσσοντο ἐπὶ τὰς νέας.
102 καὶ Σάρδιες μὲν ἐνεπρήσθησαν, ἐν δὲ αὐτῇσι καὶ ἱρὸν
ἐπιχωρίης θεοῦ Κυβήβης, τὸ σκηπτόμενοι οἱ Πέρσαι ὕστερον

1467 Κορησῷ Ar: -σσῷ D 1468 τῆς ὁδοῦ A: om. d 1473 δύναμιν ἀνδρῶν d 1474 ἑλόντας A: ἐλθόντας d 1475 αἱ A: om. d καλάμιναι A: -νοι d αὐτέων καὶ Ar: αὐτῶν D 1476 καλάμου d: -ους A 1478 ἰὸν A: om. d 1479 πόλι AD: πόλει r 1481 ἔχοντες de Pauw: -τος Ad 1482 τε d: om. A 1485 Πακτωλὸν A: ποταμὸν d 1487 ὁρέοντες d: ὁρῶντες A 1489 τὸ Nor[pc]: τὸν Ad 1491 καὶ Σάρδιες μὲν d: αἱ δὲ Σάρδιες A 1492 τὸ d: τῷ A

ἀντενεπίμπραcαν τὰ ἐν Ἕλληcι ἱρά. τότε δὲ οἱ Πέρcαι οἱ ἐντὸc Ἅλυοc ποταμοῦ νομοὺc ἔχοντεc προπυνθανόμενοι ταῦτα cυνηλίζοντο καὶ ἐβοήθεον τοῖcι Λυδοῖcι. (2) *καί κωc ἐν μὲν Cάρδιcι οὐκέτι ἐόνταc τοὺc Ἴωναc εὑρίcκουcι, ἑπόμενοι δὲ κατὰ cτίβον αἱρέουcι αὐτοὺc ἐν Ἐφέcῳ. καὶ ἀντετάχθηcαν μὲν οἱ Ἴωνεc, cυμβαλόντεc δὲ πολλὸν ἑccώθηcαν.* (3) *καὶ πολλοὺc αὐτῶν οἱ Πέρcαι φονεύουcι, ἄλλουc τε ὀνομαcτούc, ἐν δὲ δὴ καὶ Εὐαλκίδην cτρατηγέοντα Ἐρετριέων, cτεφανηφόρουc τε ἀγῶναc ἀναραιρηκότα καὶ ὑπὸ Cιμωνίδεω τοῦ Κηΐου πολλὰ αἰνεθέντα. οἳ δὲ αὐτῶν αὐτίκα ἀπέφυγον τὴν μάχην, ἐcκεδάcθηcαν ἀνὰ τὰc πόλιαc.*

103 *Τότε μὲν δὴ οὕτω ἠγωνίcαντο· μετὰ δὲ Ἀθηναῖοι μὲν τὸ παράπαν ἀπολιπόντεc τοὺc Ἴωναc ἐπικαλεομένου cφεαc πολλὰ δι' ἀγγέλων Ἀριcταγόρεω οὐκ ἔφαcαν τιμωρήcειν cφι. Ἴωνεc δὲ τῆc Ἀθηναίων cυμμαχίηc cτερηθέντεc (οὕτω γάρ cφι ὑπῆρχε πεποιημένα ἐc Δαρεῖον) οὐδὲν δὴ ἧccον τὸν πρὸc βαcιλέα πόλεμον ἐcκευάζοντο.* (2) *πλώcαντεc δὲ ἐc τὸν Ἑλλήcποντον Βυζάντιόν τε καὶ τὰc ἄλλαc πόλιc πάcαc τὰc ταύτῃ ὑπ' ἑωυτοῖcι ἐποιήcαντο, ἐκπλώcαντέc τε ἔξω τὸν Ἑλλήcποντον Καρίηc τὴν πολλὴν προcεκτήcαντο cφίcι cύμμαχον εἶναι· καὶ γὰρ τὴν Καῦνον πρότερον οὐ βουλομένην cυμμαχέειν, ὡc ἐνέπρηcαν τὰc Cάρδιc, τότε cφι καὶ αὕτη προcεγένετο. Κύπριοι δὲ ἐθελονταί cφι πάντεc προcεγένοντο* 104 *πλὴν Ἀμαθουcίων· ἀπέcτηcαν μὲν γὰρ καὶ οὗτοι ὧδε ἀπὸ Μήδων. ἦν Ὀνήcιλοc Γόργου μὲν τοῦ Cαλαμινίων βαcιλέοc*

1493 *ἀντενεπίμπραcαν* A: *ἀντεπί(μ)πραcαν* d 1494 *προπυνθανόμενοι* A: *προc-* d 1495 *cυνηλίζοντο* d: *cυνηυλ-* A 1499 *αὐτῶν* d: *αὐτέων* A 1501 *ἀναραιρηκότα* A: *ἀραιρ-* d *<τέccαραc> καὶ* Powell 1502 *αἰνεθέντα* AD: *αἱρεθέντα* r *αὐτίκα* d: om. A 1504 *<οἱ> Ἀθηναῖοι* d *μὲν* A: om. d 1505 *ἐπικαλεομένου* B: *-μένουc* Ad 1506 *δι' ἀγγέλων* Ar: *διαγγέλλων* D 1507 *cφι* Stein: *cφίcι* 1508 *δὴ* A: om. d 1509 *ἐcκευάζοντο* Ar: *ἐcκεδάζοντο* D: *ἐcκευάδατο* C 1510 *πόλιc* A: *πόλιαc* d *πάcαc* ASV: *ἀπάcαc* d 1514 *cφι* A: *cφίcι* d *αὕτη* AU: *αὐτὴ* d 1515 *ἐθελονταί* A: *-τί* d *πάντεc* A: om. d 1516 *μὲν* d: om. A *ὧδε* A: om. d

ἀδελφεὸϲ νεώτεροϲ, Χέρϲιοϲ δὲ τοῦ Ϲιρώμου τοῦ Εὐέλθοντοϲ παῖϲ. (2) οὗτοϲ ὡνὴρ πολλάκιϲ μὲν καὶ πρότερον τὸν Γόργον παρηγορέετο ἀπίϲταϲθαι ἀπὸ βαϲιλέοϲ, τότε δέ, ὡϲ καὶ τοὺϲ Ἴωναϲ ἐπύθετο ἀπεϲτάναι, πάγχυ ἐπικείμενοϲ ἐνῆγε. ὡϲ δὲ οὐκ ἔπειθε τὸν Γόργον, ἐνθαῦτά μιν φυλάξαϲ ἐξελθόντα τὸ ἄϲτυ τὸ Ϲαλαμινίων ὁ Ὀνήϲιλοϲ ἅμα τοῖϲι ἑωυτοῦ ϲταϲιώτῃϲι ἀπεκλήιϲε τῶν πυλέων. (3) Γόργοϲ μὲν δὴ ϲτερηθεὶϲ τῆϲ πόλιοϲ ἔφευγε ἐϲ Μήδουϲ, Ὀνήϲιλοϲ δὲ ἦρχε Ϲαλαμῖνοϲ καὶ ἀνέπειθε πάνταϲ Κυπρίουϲ ϲυναπίϲταϲθαι. τοὺϲ μὲν δὴ ἄλλουϲ ἀνέπειϲε, Ἀμαθουϲίουϲ δὲ οὐ βουλομένουϲ οἱ πείθεϲθαι ἐπολιόρκεε προϲκατήμενοϲ.

105 Ὀνήϲιλοϲ μέν νυν ἐπολιόρκεε Ἀμαθοῦντα, βαϲιλέϊ δὲ Δαρείῳ ὡϲ ἐξαγγέλθη Ϲάρδιϲ ἁλούϲαϲ ἐμπεπρῆϲθαι ὑπό τε Ἀθηναίων καὶ Ἰώνων, τὸν δὲ ἡγεμόνα γενέϲθαι τῆϲ ϲυλλογῆϲ ὥϲτε ταῦτα ϲυνυφανθῆναι τὸν Μιλήϲιον Ἀριϲταγόρην, πρῶτα μὲν λέγεται αὐτόν, ὡϲ ἐπύθετο ταῦτα, Ἰώνων οὐδένα λόγον ποιηϲάμενον, εὖ εἰδότα ὡϲ οὗτοί γε οὐ καταπροΐξονται ἀποϲτάντεϲ, εἰρέϲθαι οἵτινεϲ εἶεν οἱ Ἀθηναῖοι, μετὰ δὲ πυθόμενον αἰτῆϲαι τὸ τόξον, λαβόντα δὲ καὶ ἐπιθέντα ὀϊϲτὸν ἄνω πρὸϲ τὸν οὐρανὸν ἀπεῖναι, καί μιν ἐϲ τὸν ἠέρα βάλλοντα εἰπεῖν· (2) Ὦ Ζεῦ, ἐκγενέϲθαι μοι Ἀθηναίουϲ τείϲαϲθαι, εἴπαντα δὲ ταῦτα προϲτάξαι ἑνὶ τῶν θεραπόντων δείπνου προκειμένου αὐτῷ ἐϲ τρὶϲ ἑκάϲτοτε εἰπεῖν· Δέϲποτα, μέμνεο
106 τῶν Ἀθηναίων. προϲτάξαϲ δὲ ταῦτα εἶπε, καλέϲαϲ ἐϲ ὄψιν Ἱϲτιαῖον τὸν Μιλήϲιον, τὸν {ὁ Δαρεῖοϲ} κατεῖχε χρόνον ἤδη πολλόν· Πυνθάνομαι, Ἱϲτιαῖε, ἐπίτροπον τὸν ϲόν, τῷ ϲὺ Μίλητον ἐπέτρεψαϲ, νεώτερα ἐϲ ἐμὲ πεποιηκέναι πρήγματα·

1518 *Ϲιρώμου*] *Εἰρώμου* Nöldeke 1521 *ἀπεϲτάναι* Ar: *ἀπιϲτάναι* D 1522 *Γόργον* d: *Γόγον* A 1523 *τὸ* Ar: *τοῦ* D *ϲταϲιώτῃϲι* A: *ϲτρατιώτῃϲι* d 1524 *ἀπεκλήιϲε* Ar: *-κλειϲε* D *δὴ* AD: om. r 1530 *ἐμπεπρῆϲθαι* P. Oxy. 695, A: *ἐμπρηϲθῆναι* d 1537 *πρὸϲ* A: *εἰϲ* vel *ἐϲ* d *ἀπεῖναι* A: *ἀφ-* d *βάλλοντα* A: *βαλόντα* d 1538 *ἐκγενέϲθαι* A: *ἐγγ-* d 1541 *δὲ* d: *δὴ* A 1542 del. Wilson (*τὸν* ... *πολλόν* deleverat Stein) 1544 *πεποιηκέναι ἐϲ ἐμὲ* d

ἄνδραϲ γάρ μοι ἐκ τῆϲ ἑτέρηϲ ἠπείρου ἐπαγαγὼν καὶ Ἴωναϲ ϲὺν αὐτοῖϲι τοὺϲ δώϲονταϲ ἐμοὶ δίκην τῶν ἐποίηϲαν, τούτουϲ ἀναγνώϲαϲ ἅμα ἐκείνοιϲι ἕπεϲθαι Ϲαρδίων με ἀπεϲτέρηϲε. (2) *νῦν ὦν κῶϲ τοι ταῦτα φαίνεται ἔχειν καλῶϲ; κῶϲ δὲ ἄνευ τῶν ϲῶν βουλευμάτων τοιοῦτόν τι ἐπρήχθη; ὅρα μὴ ἐξ ὑϲτέρηϲ ϲεωυτὸν ἐν αἰτίῃ ϲχῇϲ.* (3) *εἶπε πρὸϲ ταῦτα Ἱϲτιαῖοϲ· Βαϲιλεῦ, κοῖον ἐφθέγξαο ἔποϲ, ἐμὲ βουλεῦϲαι πρῆγμα ἐκ τοῦ ϲοί τι ἢ μέγα ἢ ϲμικρὸν ἔμελλε λυπηρὸν ἀναϲχήϲειν; τί δ' ἂν ἐπιδιζήμενοϲ ποιοῖμι ταῦτα, τεῦ δὲ ἐνδεὴϲ ἐών; τῷ πάρα μὲν πάντα ὅϲα περ ϲοί, πάντων δὲ πρὸϲ ϲέο βουλευμάτων ἐπακούειν ἀξιεῦμαι.* (4) *ἀλλ' εἴπερ τι τοιοῦτον οἷον ϲὺ εἴρηκαϲ πρήϲϲει ὁ ἐμὸϲ ἐπίτροποϲ, ἴϲθι αὐτὸν ἐπ' ἑωυτοῦ βαλλόμενον πεπρηχέναι. ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι τὸν λόγον, ὅκωϲ τι Μιλήϲιοι καὶ ὁ ἐμὸϲ ἐπίτροποϲ νεώτερον πρήϲϲουϲι περὶ πρήγματα τὰ ϲά· εἰ δ' ἄρα τι τοιοῦτο ποιεῦϲι καὶ ϲὺ τὸ ἐὸν ἀκήκοαϲ, ὦ βαϲιλεῦ, μάθε οἷον πρῆγμα ἐργάϲαο ἐμὲ ἀπὸ θαλάϲϲηϲ ἀνάϲπαϲτον ποιήϲαϲ.* (5) *Ἴωνεϲ γὰρ οἴκαϲι ἐμεῦ ἐξ ὀφθαλμῶν ϲφι γενομένου ποιῆϲαι τῶν πάλαι ἵμερον εἶχον· ἐμέο δ' ἂν ἐόντοϲ ἐν Ἰωνίῃ οὐδεμία πόλιϲ ὑπεκίνηϲε. νῦν ὦν ὡϲ τάχοϲ ἄφεϲ με πορευθῆναι ἐϲ Ἰωνίην, ἵνα τοι κεῖνά τε πάντα καταρτίϲω ἐϲ τὠυτὸ καὶ τὸν Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανηϲάμενον ἐγχειρίθετον παραδῶ.* (6) *ταῦτα δὲ κατὰ νόον τὸν ϲὸν ποιήϲαϲ θεοὺϲ ἐπόμνυμι τοὺϲ βαϲιληίουϲ μὴ μὲν πρότερον ἐκδύϲεϲθαι τὸν ἔχων κιθῶνα καταβήϲομαι ἐϲ Ἰωνίην, πρὶν ἄν τοι Ϲαρδὼ νῆϲον τὴν μεγίϲτην δαϲμοφόρον ποιήϲω. Ἱϲτιαῖοϲ μὲν δὴ λέγων ταῦτα* 107

1547 *ἀπεϲτέρηϲε* A: *-ηκε* d   1548 *φαίνεται ταῦτα* d   1549 *τοιοῦτόν* A: *τούτων* d   1550 *ϲεωυτὸν* CS: *ϲεαυτὸν* Ad   *ϲχῇϲ* d: *ἔχηϲ* A   1552 *ἢ*¹ Ar: om. D   *λυπηρὸν ἔμελλεν* r   1553 *ποιοῖμι* A: *ποιέοιμι* d   1554 *ϲέο* Ar: *ϲεῦ* D   1556 *ἑωυτοῦ* A: *ἑωυτῷ* d   *βαλλόμενον* Ad: *βαλόμενον* C   1557 *πεπρηχέναι* d: *πεποιηκέναι* A   1559 *ποιεῦϲι τοιοῦτον* d   1564 *με ἄφεϲ* d   *κεῖνα* A: *ἐκεῖνα* d   1565 *καταρτίϲω* d: *-ήϲω* A   1568 *μὴ μὲν*] *ἦ μὲν μὴ* Blaydes   *ἐκδύϲεϲθαι* Krüger: *-ϲαϲθαι*   *κιθῶνα* A: *χιτῶνα* d   1569 *τοι* d: *ϲοι* A   1570 *δὴ* d: om. A

διέβαλλε, Δαρεῖοϲ δὲ ἐπείθετο καί μιν ἀπίει, ἐντειλάμενοϲ, ἐπεὰν τὰ ὑπέϲχετό οἱ ἐπιτελέα ποιήϲῃ, παραγίνεϲθαί οἱ ὀπίϲω ἐϲ τὰ Cοῦϲα.

108 *Ἐν ᾧ δὲ ἡ ἀγγελίη τε περὶ τῶν Cαρδίων παρὰ βαϲιλέα ἀνήιε
καὶ Δαρεῖοϲ τὰ περὶ τὸ τόξον ποιήϲαϲ Ἱϲτιαίῳ ἐϲ λόγουϲ
ἦλθε καὶ Ἱϲτιαῖοϲ μεμετιμένοϲ ὑπὸ Δαρείου ἐκομίζετο ἐπὶ
θάλαϲϲαν, ἐν τούτῳ παντὶ τῷ χρόνῳ ἐγίνετο τάδε· πολι-
ορκέοντι τῷ Cαλαμινίῳ Ὀνηϲίλῳ Ἀμαθουϲίουϲ ἐξαγγέλλεται
νηυϲὶ ϲτρατιὴν πολλὴν ἄγοντα Περϲικὴν Ἀρτύβιον ἄνδρα
Πέρϲην προϲδόκιμον ἐϲ τὴν Κύπρον εἶναι.* (2) *πυθόμενοϲ δὲ
ταῦτα ὁ Ὀνήϲιλοϲ κήρυκαϲ διέπεμπε ἐϲ τὴν Ἰωνίην ἐπικα-
λεύμενόϲ ϲφεαϲ. Ἴωνεϲ δὲ οὐκ ἐϲ μακρὴν βουλευϲάμενοι
ἦκον πολλῷ ϲτόλῳ. Ἴωνέϲ τε δὴ παρῆϲαν ἐϲ τὴν Κύπρον καὶ
οἱ Πέρϲαι νηυϲὶ διαβάντεϲ ἐκ τῆϲ Κιλικίηϲ ἤιϲαν ἐπὶ τὴν
Cαλαμῖνα πεζῇ· τῇϲι δὲ νηυϲὶ οἱ Φοίνικεϲ περιέπλωον τὴν*
109 *ἄκρην αἳ καλεῦνται Κληῗδεϲ τῆϲ Κύπρου. τούτου δὲ τοιούτου
γινομένου ἔλεξαν οἱ τύραννοι τῆϲ Κύπρου, ϲυγκαλέϲαντεϲ
τῶν Ἰώνων τοὺϲ ϲτρατηγούϲ· Ἄνδρεϲ Ἴωνεϲ, αἵρεϲιν ὑμῖν
δίδομεν ἡμεῖϲ οἱ Κύπριοι ὁκοτέροιϲι βούλεϲθε προϲφέρεϲθαι,
ἢ Πέρϲῃϲι ἢ Φοίνιξι.* (2) *εἰ μὲν γὰρ πεζῇ βούλεϲθε ταχθέντεϲ
Περϲέων διαπειρᾶϲθαι, ὥρη ἂν εἴη ὑμῖν ἐκβάνταϲ ἐκ τῶν
νεῶν τάϲϲεϲθαι πεζῇ, ἡμέαϲ δὲ ἐϲ τὰϲ νέαϲ ἐϲβαίνειν τὰϲ
ὑμετέραϲ Φοίνιξι ἀνταγωνιευμένουϲ· εἰ δὲ Φοινίκων μᾶλλον
βούλεϲθε διαπειρᾶϲθαι, ποιέειν χρεόν ἐϲτι ὑμέαϲ, ὁκότερα
ἂν δὴ τούτων ἕληϲθε, ὅκωϲ τὸ κατ' ὑμέαϲ ἔϲται ἥ τε Ἰωνίη
καὶ ἡ Κύπροϲ ἐλευθέρη.* (3) *εἶπαν Ἴωνεϲ πρὸϲ ταῦτα· Ἡμέαϲ
ἀπέπεμψε τὸ κοινὸν τῶν Ἰώνων φυλάξονταϲ τὴν θάλαϲϲαν,*

1573 *οἱ* d: om. A 1574 *τε περὶ* d: om. A *βαϲιλέα* A: -*λεῖ* d 1576 *μεμετιμένοϲ* D[pc]: -*ημένοϲ* d: -*ειμένοϲ* A 1581 *ὁ* d: om. A *ἐπικαλεύμενοϲ* d: -*εόμενοϲ* A 1582 *ἐϲ* ASU: *εἰϲ* DVX 1584 *ἤιϲαν* A: *ἤεϲαν* D: *ἴεϲαν* r 1585 *περιέπλωον* d: -*πλεον* A 1590 *ἢ* ... *Φοίνιξι* A: om. d 1591 *ὑμῖν εἴη* d 1593 *ἀνταγωνιευμένουϲ* A: -*ουμένουϲ* d 1596 *ἡμέαϲ* <*δὲ*> A 1597 *ἀπέπεμψε τὸ κοινὸν* A: *ἔπεμψε τὰ κοινὰ* d *φυλάξονταϲ* AD: -*ανταϲ* r

ἀλλ' οὐκ ἵνα Κυπρίοιϲι τὰϲ νέαϲ παραδόντεϲ αὐτοὶ πεζῇ
Πέρϲῃϲι προϲφερώμεθα. ἡμεῖϲ μέν νυν ἐπ' οὗ ἐτάχθημεν,
ταύτῃ πειρηϲόμεθα εἶναι χρηϲτοί· ὑμέαϲ δὲ χρεόν ἐϲτι,
ἀναμνηϲθένταϲ οἷα ἐπάϲχετε δουλεύοντεϲ πρὸϲ τῶν Μήδων,
γίνεϲθαι ἄνδραϲ ἀγαθούϲ. Ἴωνεϲ μὲν τούτοιϲι ἀμείψαντο· 110
μετὰ δὲ ἡκόντων ἐϲ τὸ πεδίον τὸ Ϲαλαμινίων τῶν Περϲέων
διέταϲϲον οἱ βαϲιλέεϲ τῶν Κυπρίων τοὺϲ μὲν ἄλλουϲ
Κυπρίουϲ κατὰ τοὺϲ ἄλλουϲ ϲτρατιώταϲ ἀντιτάϲϲοντεϲ,
Ϲαλαμινίων δὲ καὶ Ϲολίων ἀπολέξαντεϲ τὸ ἄριϲτον
ἀντέταϲϲον Πέρϲῃϲι. Ἀρτυβίῳ δὲ τῷ ϲτρατηγῷ τῶν Περϲέων
ἐθελοντὴϲ ἀντετάϲϲετο Ὀνήϲιλοϲ. ἤλαυνε δὲ ἵππον ὁ Ἀρτύβιοϲ 111
δεδιδαγμένον πρὸϲ ὁπλίτην ἵϲταϲθαι ὀρθόν. πυθόμενοϲ ὦν
ταῦτα ὁ Ὀνήϲιλοϲ, ἦν γάρ οἱ ὑπαϲπιϲτὴϲ γένοϲ μὲν Κάρ,
τὰ δὲ πολέμια κάρτα δόκιμοϲ καὶ ἄλλωϲ λήματοϲ πλέοϲ,
εἶπε πρὸϲ τοῦτον· (2) Πυνθάνομαι τὸν Ἀρτυβίου ἵππον
ἱϲτάμενον ὀρθὸν καὶ ποϲὶ καὶ ϲτόματι κατεργάζεϲθαι πρὸϲ
τὸν ἂν προϲενειχθῇ. ϲὺ ὦν βουλευϲάμενοϲ εἰπὲ αὐτίκα
ὁκότερον βούλεαι φυλάξαϲ πλῆξαι, εἴτε τὸν ἵππον εἴτε αὐτὸν
Ἀρτύβιον. (3) εἶπε πρὸϲ ταῦτα ὁ ὀπέων αὐτοῦ· Ὦ βαϲιλεῦ,
ἑτοῖμοϲ μὲν ἐγώ εἰμι ποιέειν καὶ ἀμφότερα καὶ τὸ ἕτερον
αὐτῶν καὶ πάντωϲ τὸ ἂν ϲὺ ἐπιτάϲϲῃϲ· ὡϲ μέντοι ἔμοιγε
δοκέει εἶναι τοῖϲι ϲοῖϲι πρήγμαϲι προϲφορώτερον, φράϲω.
(4) βαϲιλέα μὲν καὶ ϲτρατηγὸν χρεὸν εἶναί φημι βαϲιλέϊ
τε καὶ ϲτρατηγῷ προϲφέρεϲθαι (ἤν τε γὰρ κατέλῃϲ ἄνδρα
ϲτρατηγόν, μέγα τοι γίνεται, καὶ δεύτερα, ἢν ϲὲ ἐκεῖνοϲ, τὸ
μὴ γένοιτο, ὑπὸ ἀξιοχρέου καὶ ἀποθανεῖν ἡμίϲεα ϲυμφορή),

1598 οὐκ edd.: οὐχ   Πέρϲῃϲι πεζῇ d   1599 ἐπ' οὗ A: ὅκου d   1600 εἶναι χρηϲτοί A: χρηϲτοὶ γενέϲθαι d   1606 Ϲολίων ἀπολέξαντεϲ A: Ϲολιέων ἀποδέξαντεϲ d   1608 ἐθελοντὴϲ A: -τὶ d   1609 ἵϲταϲθαι A: ἀντιτάϲϲεϲθαι d   ὦν Ar: δὲ D   1610–11 γένοϲ ... δὲ A: γενόμενοϲ μὲν καὶ τὰ d   1611 πολέμια A: πολεμήια d   πλέοϲ d: πλέωϲ A   1614 προϲενειχθῇ A: -εχθῇ d   αὐτίκα εἰπὲ d   1616 ὀπέων Dindorf: ὀπάων   1618 ϲὺ A: om. d   1619 προϲφορώτερον Wilson post Krüger et Stein: προϲφερέϲτερον AD: προφ- r   1621 τε¹ d: om. A   1622 δεύτερα d: -ρον A   1623 ἀξιοχρέου Stein: -εω

ἡμέας δὲ τοὺς ὑπηρέτας ἑτέροισί τε ὑπηρέτῃσι προσφέρεσθαι
καὶ πρὸς ἵππον· τοῦ σὺ τὰς μηχανὰς μηδὲν φοβηθῇς· ἐγὼ
γάρ τοι ὑποδέκομαι μή μιν ἀνδρὸς ἔτι γε μηδενὸς στήσεσθαι
112 ἐναντίον. ταῦτα εἶπε, καὶ μεταυτίκα συνέμισγε τὰ στρατό-
πεδα πεζῇ καὶ νηυσί. νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι
ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας, καὶ τούτων
Σάμιοι ἠρίστευσαν· πεζῇ δέ, ὡς συνῆλθε τὰ στρατόπεδα,
συμπεσόντα ἐμάχοντο. (2) κατὰ δὲ τοὺς στρατηγοὺς
ἀμφοτέρους τάδε ἐγίνετο· ὡς προσεφέρετο πρὸς τὸν
Ὀνήσιλον ὁ Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος, ὁ Ὀνήσιλος
κατὰ συνεθήκατο τῷ ὑπασπιστῇ παίει προσφερόμενον
αὐτὸν τὸν Ἀρτύβιον· ἐπιβαλόντος δὲ τοῦ ἵππου τοὺς πόδας
ἐπὶ τὴν τοῦ Ὀνησίλου ἀσπίδα, ἐνθαῦτα ὁ Κὰρ δρεπάνῳ
πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας. Ἀρτύβιος μὲν δὴ ὁ
στρατηγὸς τῶν Περσέων ὁμοῦ τῷ ἵππῳ πίπτει αὐτοῦ ταύτῃ·
113 μαχομένων δὲ καὶ τῶν ἄλλων <εὖ> Στησήνωρ, τύραννος ἐὼν
Κουρίου, προδιδοῖ ἔχων δύναμιν ἀνδρῶν περὶ ἑωυτὸν οὐ
σμικρήν. οἱ δὲ Κουριέες οὗτοι λέγονται εἶναι Ἀργείων
ἄποικοι. προδόντων δὲ τῶν Κουριέων αὐτίκα καὶ τὰ Σαλαμι-
νίων πολεμιστήρια ἅρματα τὠυτὸ τοῖσι Κουριεῦσι ἐποίεε.
γενομένων δὲ τούτων κατυπέρτεροι ἦσαν οἱ Πέρσαι τῶν
Κυπρίων. (2) τετραμμένου δὲ τοῦ στρατοπέδου ἄλλοι τε
ἔπεσον πολλοὶ καὶ δὴ καὶ Ὀνήσιλός τε ὁ Χέρσιος, ὅς περ τὴν
Κυπρίων ἀπόστασιν ἔπρηξε, καὶ ὁ Σολίων βασιλεὺς
Ἀριστόκυπρος ὁ Φιλοκύπρου, Φιλοκύπρου δὲ τούτου τὸν
Σόλων ὁ Ἀθηναῖος ἀπικόμενος ἐς Κύπρον ἐν ἔπεσι αἴνεσε
114 τυράννων μάλιστα. Ὀνησίλου μέν νυν Ἀμαθούσιοι, ὅτι σφέας
ἐπολιόρκησε, ἀποταμόντες τὴν κεφαλὴν ἐκόμισαν ἐς

1627 *μεταυτίκα* A: *μετὰ αὐτίκα* d 1628 *νυν* A: om. d 1630 *συνῆλθε* A: *-θον* d 1634 *κατὰ* <*τὰ*> d *συνεθήκατο* D: *ξυν-* Ar 1635 *αὐτὸν* A: om. d: fortasse *αὐτὸν* vel *τὸν Ἀρτύβιον* delendum 1639 suppl. Gomperz 1640 *ἑωυτὸν* d: *αὐτὸν* A 1643 *ἐποίεε* A: *-εον* d 1644 *γενομένων* Van Herwerden: *γιν-* *οἱ Πέρσαι ἦσαν* d 1645 *δὲ* A: *τε* d 1647 *Σολίων* P. Dura 1, A: *-ιέων* d

Ἀμαθοῦντα καί μιν ἀνεκρέμαϲαν ὑπὲρ τῶν πυλέων. κρεμαμένηϲ δὲ τῆϲ κεφαλῆϲ καὶ ἤδη ἐούϲηϲ κοίληϲ ἑϲμὸϲ μελιϲϲέων ἐϲδὺϲ ἐϲ αὐτὴν κηρίων μιν ἐνέπληϲε. (2) *τούτου δὲ γενομένου τοιούτου (ἐχρέωντο γὰρ περὶ αὐτῆϲ οἱ Ἀμαθούϲιοι) ἐμαντεύθη ϲφι τὴν μὲν κεφαλὴν κατελόντας θάψαι, Ὀνηϲίλῳ δὲ θύειν ὡϲ ἥρωι ἀνὰ πᾶν ἔτοϲ, καί ϲφι ποιεῦϲι ταῦτα ἄμεινον ϲυνοίϲεϲθαι. Ἀμαθούϲιοι μέν νυν* 115 *ἐποίευν ταῦτα καὶ τὸ μέχρι ἐμεῦ, Ἴωνεϲ δὲ οἱ ἐν Κύπρῳ ναυμαχήϲαντεϲ ἐπείτε ἔμαθον τὰ πρήγματα τὰ Ὀνηϲίλου διεφθαρμένα καὶ τὰϲ πόλιϲ τῶν Κυπρίων πολιορκευμέναϲ τὰϲ ἄλλαϲ πλὴν Ϲαλαμῖνοϲ, ταύτην δὲ Γόργῳ τῷ προτέρῳ βαϲιλέϊ τοὺϲ Ϲαλαμινίουϲ παραδόνταϲ, αὐτίκα μαθόντεϲ οἱ Ἴωνεϲ ταῦτα ἀπέπλωον ἐϲ τὴν Ἰωνίην.* (2) *τῶν δὲ ἐν Κύπρῳ πολίων ἀντέϲχε χρόνον ἐπὶ πλεῖϲτον πολιορκευμένη Ϲόλοι, τὴν πέριξ ὑπορύϲϲοντεϲ τὸ τεῖχοϲ πέμπτῳ μηνὶ εἷλον οἱ Πέρϲαι.*

Κύπριοι μὲν δὴ ἐνιαυτὸν ἐλεύθεροι γενόμενοι αὖτιϲ ἐκ νέηϲ 116 *κατεδεδούλωντο· Δαυρίϲηϲ δὲ ἔχων Δαρείου θυγατέρα καὶ Ὑμαίηϲ τε καὶ Ὀτάνηϲ, {ἄλλοι Πέρϲαι ϲτρατηγοί,} ἔχοντεϲ καὶ οὗτοι Δαρείου θυγατέραϲ, ἐπιδιώξαντεϲ τοὺϲ ἐϲ Ϲάρδιϲ ϲτρατευϲαμένουϲ Ἰώνων καὶ ἐϲαράξαντέϲ ϲφεαϲ ἐϲ τὰϲ νέαϲ, τῇ μάχῃ ὡϲ ἐπεκράτηϲαν, τὸ ἐνθεῦτεν ἐπιδιελόμενοι τὰϲ πόλιϲ ἐπόρθεον. Δαυρίϲηϲ μὲν τραπόμενοϲ πρὸϲ τὰϲ ἐν* 117 *Ἑλληϲπόντῳ πόλιϲ εἷλε μὲν Δάρδανον, εἷλε δὲ Ἄβυδόν τε καὶ Περκώτην καὶ Λάμψακον καὶ Παιϲόν· ταύταϲ μίαν ἐπ' ἡμέρῃ ἑκάϲτῃ αἵρεε, ἀπὸ δὲ Παιϲοῦ ἐλαύνοντί οἱ ἐπὶ Πάριον*

1652 *ἀνεκρέμαϲαν* P. Dura 1, A: *ἀπε-* d 1653 *ἤδη ἐούϲηϲ* P. Dura 1, A: *οὔϲηϲ ἤδη* d 1656 *μὲν* A: om. d 1658 *νυν* d: om. A 1659 *μέχρι* A: *μέχριϲ* d <*καὶ*> *οἱ* D 1660 *τὰ*² d: om. A 1661 *πόλιϲ* A: *πόλιαϲ* d *πολιορκευμέναϲ* A: *-εομέναϲ* d 1664 *ἀπέπλωον* d: *-πλεον* A *ἐν Κύπρῳ* A: *Κυπρίων* d 1665 *χρόνον ἀντέϲχε* d *πολιορκευμένη* A: *-εομένη* d 1670 del. Van Herwerden (<*καὶ*> *ἄλλοι* d) 1671 *ἐϲ* D: *ἐν* Ar *Ϲάρδιϲ* d: *Ϲάρδιϲι* A 1676 *Παιϲόν* AD: *Πεϲόν* r *μίαν* Powell: *μὲν* Ad: an *μὲν* <*μίαν*>? 1677 *ἡμέρῃ ἑκάϲτῃ* A: *-ηϲ -ηϲ* d

πόλιν ἦλθε ἀγγελίη τοὺϲ Κᾶραϲ τὠυτὸ Ἴωϲι φρονήϲανταϲ
ἀπεϲτάναι ἀπὸ Περϲέων. ἀποϲτρέψαϲ ὦν ἐκ τοῦ Ἑλληϲπόν-
118 του ἤλαυνε τὸν ϲτρατὸν ἐπὶ τὴν Καρίην. καί κωϲ ταῦτα
τοῖϲι Καρϲὶ ἐξαγγέλθη πρότερον ἢ τὸν Δαυρίϲην ἀπικέϲθαι.
πυθόμενοι δὲ οἱ Κᾶρεϲ ϲυνελέγοντο ἐπὶ Λευκάϲ τε ϲτήλαϲ
καλεομέναϲ καὶ ποταμὸν Μαρϲύην, ὃϲ ῥέων ἐκ τῆϲ Ἰδριάδοϲ
χώρηϲ ἐϲ τὸν Μαίανδρον ἐκδιδοῖ. (2) ϲυλλεχθέντων δὲ τῶν
Καρῶν ἐνθαῦτα ἐγίνοντο βουλαὶ ἄλλαι τε πολλαὶ καὶ ἀρίϲτη
γε δοκέουϲα εἶναι ἐμοὶ <ἡ> Πιξωδάρου τοῦ Μαυϲώλου
ἀνδρὸϲ Κινδυέοϲ, ὃϲ τοῦ Κιλίκων βαϲιλέοϲ Ϲυεννέϲιοϲ εἶχε
θυγατέρα. τούτου τοῦ ἀνδρὸϲ ἡ γνώμη ἔφερε διαβάνταϲ τὸν
Μαίανδρον τοὺϲ Κᾶραϲ καὶ κατὰ νώτου ἔχονταϲ τὸν ποταμὸν
οὕτω ϲυμβάλλειν, ἵνα μὴ ἔχοντεϲ ὀπίϲω φεύγειν οἱ Κᾶρεϲ
αὐτοῦ τε μένειν ἀναγκαζόμενοι γενοίατο ἔτι ἀμείνονεϲ τῆϲ
φύϲιοϲ. (3) αὕτη μέν νυν οὐκ ἐνίκα ἡ γνώμη, ἀλλὰ τοῖϲι
Πέρϲῃϲι κατὰ νώτου γίνεϲθαι τὸν Μαίανδρον μᾶλλον ἢ ϲφίϲι,
δηλαδὴ ἢν φυγὴ τῶν Περϲέων γένηται καὶ ἑϲϲωθέωϲι τῇ
ϲυμβολῇ, ὡϲ οὐκ ἀπονοϲτήϲουϲι ἐϲ τὸν ποταμὸν ἐϲπίπτοντεϲ.
119 μετὰ δὲ παρεόντων καὶ διαβάντων τὸν Μαίανδρον τῶν
Περϲέων ἐνθαῦτα ἐπὶ τῷ Μαρϲύῃ ποταμῷ ϲυνέβαλόν τε τοῖϲι
Πέρϲῃϲι οἱ Κᾶρεϲ καὶ μάχην ἐμαχέϲαντο ἰϲχυρὴν καὶ ἐπὶ
χρόνον πολλόν, τέλοϲ δὲ ἑϲϲώθηϲαν διὰ πλῆθοϲ. Περϲέων
μὲν δὴ ἔπεϲον ἄνδρεϲ ἐϲ διϲχιλίουϲ, Καρῶν δὲ ἐϲ μυρίουϲ.
(2) ἐνθεῦτεν δὲ οἱ διαφυγόντεϲ αὐτῶν κατειλήθηϲαν ἐϲ
Λάβραυνδα ἐϲ Διὸϲ Ϲτρατίου ἱρόν, μέγα τε καὶ ἅγιον ἄλϲοϲ
πλατανίϲτων. μοῦνοι δὲ τῶν ἡμεῖϲ ἴδμεν Κᾶρέϲ εἰϲι οἳ Διὶ

1678 ἦλθέ <οἱ> A 1681 <πρὶν> ἢ d 1686 suppl. Van Herwerden Πιξωδάρου A: Πιξο- d 1690 μὴ] μήτε Stein ἔχοντεϲ A: ϲχόντεϲ d 1691 γενοίατο d: γίν- A 1693 μᾶλλον A: om. d 1694 <ἵνα> ἢν d 1696 τῶν (om. D) Περϲῶν τὸν Μαίανδρον d 1697 ϲυνέβαλόν A: -οντό d 1700 ἄνδρεϲ ἐϲ A: om. d διϲχιλίουϲ A: -ιοι d ἐϲ μυρίουϲ A: μύριοι d 1701 αὐτῶν AS: αὐτέων d 1702 Λάβραυνδα A: Λάβρυνδα d 1703 ἴδμεν d: ἴϲμεν A

Ϲτρατίῳ θυςίας ἀνάγουςι. κατειληθέντες δὲ ὧν οὗτοι ἐνθαῦτα
ἐβουλεύοντο περὶ ςωτηρίης, ὁκότερα {ἢ} παραδόντες ςφέας
αὐτοὺς Πέρςῃςι ἢ ἐκλιπόντες τὸ παράπαν τὴν Ἀςίην ἄμεινον
πρήξουςι. βουλευομένοιςι δέ ςφι ταῦτα παραγίνονται 120
βοηθέοντες Μιλήςιοί τε καὶ οἱ τούτων ςύμμαχοι. ἐνθαῦτα δὲ
τὰ μὲν πρότερον οἱ Κᾶρες ἐβουλεύοντο μετῆκαν, οἱ δὲ αὖτις
πολεμέειν ἐξ ἀρχῆς ἀρτέοντο. καὶ ἐπιοῦςί τε τοῖςι Πέρςῃςι
ςυμβάλλουςι καὶ μαχεςάμενοι ἐπὶ πλέον ἢ πρότερον
ἑςςώθηςαν· πεςόντων δὲ τῶν πάντων πολλῶν μάλιςτα
Μιλήςιοι ἐπλήγηςαν. μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε 121
καὶ ἀνεμαχέςαντο οἱ Κᾶρες. πυθόμενοι γὰρ ὡς ςτρατεύεςθαι
ὁρμέαται οἱ Πέρςαι ἐπὶ τὰς πόλις ςφέων, ἐλόχηςαν τὴν ἐν
Πιδάςῳ ὁδόν, ἐς τὴν ἐμπεςόντες οἱ Πέρςαι νυκτὸς
διεφθάρηςαν καὶ αὐτοὶ καὶ οἱ ςτρατηγοὶ αὐτῶν, Δαυρίςης
καὶ Ἀμόργης καὶ Ϲιςιμάκης· ςὺν δέ ςφι ἀπέθανε καὶ Μύρςος
ὁ Γύγεω. τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης
Ἰβανώλλιος ἀνὴρ Μυλαςεύς. οὗτοι μέν νυν τῶν Περςέων οὕτω 122
διεφθάρηςαν, Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων
τοὺς ἐς Ϲάρδις ςτρατευςαμένους Ἰώνων, τραπόμενος ἐς τὴν
Προποντίδα εἷλε Κίον τὴν Μυςίην. (2) ταύτην δὲ ἐξελών,
ὡς ἐπύθετο τὸν Ἑλλήςποντον ἐκλελοιπέναι Δαυρίςην καὶ
ςτρατεύεςθαι ἐπὶ Καρίης, καταλιπὼν τὴν Προποντίδα ἐπὶ
τὸν Ἑλλήςποντον ἦγε τὸν ςτρατόν, καὶ εἷλε μὲν Αἰολέας
πάντας ὅςοι τὴν Ἰλιάδα νέμονται, εἷλε δὲ Γέργιθας τοὺς
ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν. αὐτός τε {Ὑμαίης}

1704 δὲ A: om. d 1705 del. Cobet 1706 Πέρςῃςι A: om. d 1707 ςφι Ar: ςφίςι D 1708 τούτων ςύμμαχοι A: ςύμμαχοι αὐτέων d 1709 τὰ A: τὸ d ἐβουλεύοντο A: ἃ ἐβούλοντο 1710 πολεμέειν edd.: -εῖν 1711 πλέον A: πλεῦν d 1712 τῶν πάντων A: om. d Μιλήςιοι μάλιςτα d 1714 ἀνεμαχέςαντο A: ἐμαχέςαντο d 1715 πόλις A: πόλιας d 1716 ἐν Πιδάςῳ A: ἐπὶ Λαςίοιςι(ν) d 1717 αὐτῶν A: αὐτέων d Δαυρίςης d: Λαυρ- A 1718 Ἀμόργης AD: Ἀρμόγης r Ϲιςιμάκης A: Ϲιςα- D^{pc}: Ϲιςαμάγκης D^{ac}UX: Ϲυςαμάγκης SV 1719 τούτου δὲ τοῦ λόχου d 1720 Ἰβανώλλιος A: Εἰβανώλαιος d Μυλαςεύς edd. Μυλαςςεύς 1728 ὑπολειφθέντας A: ἀπο- d τε A: μὲν d del. Wilson

123 αἱρέων ταῦτα τὰ ἔθνεα νούϲῳ τελευτᾷ ἐν τῇ Τρῳάδι. οὗτοϲ
μὲν δὴ οὕτωϲ ἐτελεύτηϲε, Ἀρταφέρνηϲ δὲ ὁ Ϲαρδίων ὕπαρχοϲ
καὶ Ὀτάνηϲ ὁ τρίτοϲ ϲτρατηγὸϲ ἐτάχθηϲαν ἐπὶ τὴν Ἰωνίην
καὶ τὴν προϲεχέα Αἰολίδα ϲτρατεύεϲθαι. Ἰωνίηϲ μέν νυν
124 Κλαζομενὰϲ αἱρέουϲι, Αἰολέων δὲ Κύμην. ἁλιϲκομένων δὲ
τῶν πολίων, ἦν γάρ, ὡϲ διέδεξε, Ἀριϲταγόρηϲ ὁ Μιλήϲιοϲ
ψυχὴν οὐκ ἄκροϲ, ὃϲ ταράξαϲ τὴν Ἰωνίην καὶ ἐγκεραϲάμενοϲ
πρήγματα μεγάλα δρηϲμὸν ἐβούλευε ὁρέων ταῦτα· πρὸϲ δέ
οἱ καὶ ἀδύνατα ἐφάνη βαϲιλέα Δαρεῖον ὑπερβαλέϲθαι· (2)
πρὸϲ ταῦτα δὴ ὦν ϲυγκαλέϲαϲ τοὺϲ ϲυϲταϲιώταϲ ἐβουλεύετο,
λέγων ὡϲ ἄμεινον ϲφίϲι εἴη κρηϲφύγετόν τι ὑπάρχον εἶναι,
ἢν ἄρα ἐξωθέωνται ἐκ τῆϲ Μιλήτου, εἴτε δὴ ὦν ἐϲ Ϲαρδὼ ἐκ
τοῦ τόπου τούτου ἄγοι ἐϲ ἀποικίην, εἴτε ἐϲ Μύρκινον τὴν
Ἠδωνῶν, τὴν Ἱϲτιαῖοϲ ἐτείχεε παρὰ Δαρείου δωρεὴν λαβών.
125 ταῦτα ἐπειρώτα ὁ Ἀριϲταγόρηϲ. Ἑκαταίου μέν νυν τοῦ
Ἡγηϲάνδρου, ἀνδρὸϲ λογοποιοῦ, τουτέων μὲν ἐϲ οὐδετέρην
ϲτέλλειν ἔφερε ἡ γνώμη, ἐν Λέρῳ δὲ τῇ νήϲῳ τεῖχοϲ οἰκοδομη-
ϲάμενον ἡϲυχίην ἄγειν, ἢν ἐκπέϲῃ ἐκ τῆϲ Μιλήτου· ἔπειτα δὲ
126 ἐκ ταύτηϲ ὁρμώμενον κατελεύϲεϲθαι ἐϲ τὴν Μίλητον. ταῦτα
μὲν δὴ Ἑκαταῖοϲ ϲυνεβούλευε, αὐτῷ δὲ Ἀριϲταγόρῃ ἡ πλείϲτη
γνώμη ἦν ἐϲ τὴν Μύρκινον ἀπάγειν. τὴν μὲν δὴ Μίλητον
ἐπιτρέπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀϲτῶν δοκίμῳ, αὐτὸϲ δὲ
παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐϲ τὴν Θρηίκην καὶ
ἔϲχε τὴν χώρην ἐπ' ἣν ἐϲτάλη. (2) ἐκ δὲ ταύτηϲ ὁρμώμενοϲ
ἀπόλλυται ὑπὸ Θρηίκων αὐτόϲ τε ὁ Ἀριϲταγόρηϲ καὶ ὁ
ϲτρατὸϲ αὐτοῦ, πόλιν περικατήμενοϲ καὶ βουλομένων τῶν
Θρηίκων ὑποϲπόνδων ἐξιέναι <...>

1729 τελευτᾷ A: ἐτελεύτηϲε d 1731 ἐτάχθηϲαν AD: om. r 1733 ἁλιϲκομένων d: -μενέων A 1735 ταράξαϲ Ar: τάξαϲ D 1736 μεγάλα πρήγματα d ὁρέων d: ὁρῶν A 1742 ἐτείχεε A: ἐτείχιϲε d 1744 τουτέων Nor: τούτων AD: τούτου r 1748 πλείϲτη ἡ Stein 1749 ἦν A: om. d ἀπάγειν A: ἀπαγαγεῖν d 1753 ὁ¹ A: om. d 1755 in fine c. aliquid excidisse credebat Maas: cf. Thuc. 4. 102. 2

ΙϹΤΟΡΙΩΝ Ζ

Ἀριϲταγόρηϲ μέν νυν Ἰωνίην ἀποϲτήϲαϲ οὕτω τελευτᾷ, 1
Ἱϲτιαῖοϲ δὲ ὁ Μιλήτου τύραννοϲ μεμετιμένοϲ ὑπὸ Δαρείου
παρῆν ἐϲ Cάρδιϲ. ἀπιγμένον δὲ αὐτὸν ἐκ τῶν Cούϲων εἴρετο
Ἀρταφέρνηϲ ὁ Cαρδίων ὕπαρχοϲ κατὰ κοῖόν τι δοκέοι Ἴωναϲ
ἀπεϲτάναι· ὁ δὲ οὔτε εἰδέναι ἔφη ἐθώμαζέ τε τὸ γεγονὸϲ ὡϲ
οὐδὲν δῆθεν τῶν παρεόντων πρηγμάτων ἐπιϲτάμενοϲ. (2) *ὁ*
δὲ Ἀρταφέρνηϲ ὁρέων αὐτὸν τεχνάζοντα εἶπε, εἰδὼϲ τὴν
ἀτρεκείην τῆϲ ἀποϲτάϲιοϲ· Οὕτω τοι, Ἱϲτιαῖε, ἔχει κατὰ
ταῦτα τὰ πρήγματα· τοῦτο τὸ ὑπόδημα ἔρραψαϲ μὲν ϲύ,
ὑπεδήϲατο δὲ Ἀριϲταγόρηϲ. Ἀρταφέρνηϲ μὲν ταῦτα ἐϲ τὴν 2
ἀπόϲταϲιν ἔχοντα εἶπε, Ἱϲτιαῖοϲ δὲ δείϲαϲ ὡϲ ϲυνιέντα
Ἀρταφέρνεα ὑπὸ τὴν πρώτην ἐπελθοῦϲαν νύκτα ἀπέδρη ἐπὶ
θάλαϲϲαν, βαϲιλέα Δαρεῖον ἐξηπατηκώϲ· ὃϲ Cαρδὼ νῆϲον τὴν
μεγίϲτην ὑποδεξάμενοϲ κατεργάϲεϲθαι ὑπέδυνε τῶν Ἰώνων
τὴν ἡγεμονίην τοῦ πρὸϲ Δαρεῖον πολέμου. (2) *διαβὰϲ δὲ ἐϲ*
Χίον ἐδέθη ὑπὸ Χίων, καταγνωϲθεὶϲ πρὸϲ αὐτῶν νεώτερα
πρήϲϲειν πρήγματα ἐϲ αὐτοὺϲ ἐκ Δαρείου. μαθόντεϲ μέντοι οἱ
Χῖοι τὸν πάντα λόγον, ὡϲ πολέμιοϲ εἴη βαϲιλέϊ, ἔλυϲαν αὐτόν.
ἐνθαῦτα δὴ εἰρωτώμενοϲ ὑπὸ τῶν Ἰώνων ὁ Ἱϲτιαῖοϲ κατ' ὅ τι 3
προθύμωϲ οὕτωϲ ἐπέϲτειλε τῷ Ἀριϲταγόρῃ ἀπίϲταϲθαι ἀπὸ

1 *τελευτᾷ* A: *ἐτελεύτα* d 2 *μεμετιμένοϲ* AD: *-τημένοϲ* r 3 *εἴρετο* d: *ἤρετο* A 5 *ἐθώμαζέ* AD: *ἐθωύμαζέ* r 7 *ὁρέων* d: *ὁρῶν* A 8 *ἀτρεκείην* Ar: *-κίην* D 13 *Cαρδὼ* AD^{pc}: *-ὼν* D^{ac}r *νῆϲον* A: *νήϲων* d 14 *ὑποδεξάμενοϲ* AD: *-όμενοϲ* r *κατεργάϲεϲθαι* P: *-ϲαϲθαι* Ad 16 *πρὸϲ* A: *ὑπ'* d 17 *αὐτοὺϲ* A: *ἑωυτοὺϲ* d 19 *δὴ* A: *δὲ* d

βαϲιλέοϲ καὶ κακὸν τοϲοῦτον εἴη Ἴωναϲ ἐξεργαϲμένοϲ, τὴν μὲν γενομένην αὐτοῖϲι αἰτίην οὐ μάλα ἐξέφαινε, ὁ δὲ ἔλεγέ ϲφι ὡϲ βαϲιλεὺϲ Δαρεῖοϲ ἐβουλεύϲατο Φοίνικαϲ μὲν ἐξαναϲτήϲαϲ ἐν τῇ Ἰωνίῃ κατοικίϲαι, Ἴωναϲ δὲ ἐν τῇ Φοινίκῃ, καὶ τούτων εἵνεκα ἐπιϲτείλειε· οὐδέν τι πάντωϲ ταῦτα
4 βαϲιλέοϲ βουλευϲαμένου ἐδειμάτου τοὺϲ Ἴωναϲ. μετὰ δὲ ὁ Ἱϲτιαῖοϲ δι' ἀγγέλου ποιεύμενοϲ Ἑρμίππου ἀνδρὸϲ Ἀταρνείτεω τοῖϲι ἐν Ϲάρδιϲι ἐοῦϲι Περϲέων ἔπεμπε βυβλία ὡϲ προλελεϲχηνευμένων αὐτῷ ἀποϲτάϲιοϲ πέρι. ὁ δὲ Ἕρμιπποϲ πρὸϲ τοὺϲ μὲν ἀπεπέμφθη, οὐ διδοῖ, φέρων δὲ ἐνεχείριϲε τὰ βυβλία τῷ Ἀρταφέρνεϊ. (2) ὁ δὲ μαθὼν πᾶν τὸ γινόμενον ἐκέλευε τὸν Ἕρμιππον τὰ μὲν παρὰ τοῦ Ἱϲτιαίου δοῦναι φέροντα τοῖϲί περ ἔφερε, τὰ δὲ ἀμοιβαῖα τὰ παρὰ τῶν Περϲέων ἀντιπεμπόμενα Ἱϲτιαίῳ ἑωυτῷ δοῦναι. τούτων δὲ γενομένων φανερῶν ἀπέκτεινε ἐνθαῦτα πολλοὺϲ Περϲέων ὁ
5 Ἀρταφέρνηϲ. περὶ Ϲάρδιϲ μὲν δὴ ἐγίνετο ταραχή, Ἱϲτιαῖον δὲ ἀποϲφαλέντα ταύτηϲ τῆϲ ἐλπίδοϲ Χῖοι κατῆγον ἐϲ Μίλητον, αὐτοῦ Ἱϲτιαίου δεηθέντοϲ. οἱ δὲ Μιλήϲιοι ἄϲμενοι ἀπαλλαχθέντεϲ καὶ Ἀριϲταγόρεω οὐδαμῶϲ πρόθυμοι ἦϲαν ἄλλον τύραννον δέκεϲθαι ἐϲ τὴν χώρην, οἷά τε ἐλευθερίηϲ γευϲάμενοι. (2) καὶ δὴ νυκτὸϲ γὰρ ἐούϲηϲ βίῃ ἐπειρᾶτο κατιὼν ὁ Ἱϲτιαῖοϲ ἐϲ τὴν Μίλητον, τιτρώϲκεται τὸν μηρὸν ὑπό τευ τῶν Μιληϲίων. ὁ μὲν δὴ ὡϲ ἀπωϲτὸϲ τῆϲ ἑωυτοῦ γίνεται, ἀπικνέεται ὀπίϲω ἐϲ τὴν Χίον· ἐνθεῦτεν δέ, οὐ γὰρ ἔπειθε τοὺϲ Χίουϲ ὥϲτε ἑωυτῷ δοῦναι νέαϲ, διέβη ἐϲ Μυτιλήνην καὶ ἔπειϲε Λεϲβίουϲ δοῦναί οἱ νέαϲ. (3) οἱ δὲ πληρώϲαντεϲ ὀκτὼ

21 ἐξεργαϲμένοϲ A: -ϲάμενοϲ d   22 <ἐν> αὐτοῖϲι d   24 τῇ² A: om. d   25 εἵνεκα A: ἕνεκα d   <ὁ μὲν δὴ> οὐδέν Van Herwerden: an <τότε μὲν δὴ> οὐδέν?   27 Ἀταρνείτεω D: -νίτεω A: Ἀρτανείτεω r   28, 31 βυβλία A: βιβ- d   29 προλελεϲχηνευμένων A: -μένῳ d   30 τοὺϲ d: οὓϲ A   31 τῷ d: om. A   Ἀρταφρένεϊ (sic) d: -φρένῃ A   πᾶν A: ἅπαν d   34 δὲ Ar: om. D   37 ταύτηϲ ἀποϲφαλέντα d   κατῆγον A: κατήγαγον d   38 Ἱϲτιαίου del. Van Herwerden   40 τε d: om. A   42 τευ τῶν] τῶν τευ Van Herwerden   43 <ἐκ> τῆϲ d   45 Μυτιλήνην A: Μιτυ- d (item infra)

τριήρεαϲ ἔπλεον ἅμα Ἱϲτιαίῳ ἐϲ Βυζάντιον, ἐνθαῦτα δὲ ἱζόμενοι τὰϲ ἐκ τοῦ Πόντου ἐκπλωούϲαϲ τῶν νεῶν ἐλάμβανον, πλὴν ἢ ὅϲοι αὐτῶν Ἱϲτιαίῳ ἔφαϲαν ἑτοῖμοι εἶναι πείθεϲθαι.

Ἱϲτιαῖοϲ μέν νυν καὶ Μυτιληναῖοι ἐποίευν ταῦτα· ἐπὶ δὲ 6
Μίλητον αὐτὴν ναυτικὸϲ πολλὸϲ καὶ πεζὸϲ ἦν ϲτρατὸϲ προϲδόκιμοϲ· ϲυϲτραφέντεϲ γὰρ οἱ ϲτρατηγοὶ τῶν Περϲέων καὶ ἓν ποιήϲαντεϲ ϲτρατόπεδον ἤλαυνον ἐπὶ τὴν Μίλητον, τἆλλα πολίϲματα περὶ ἐλάϲϲονοϲ ποιηϲάμενοι. τοῦ δὲ ναυτικοῦ Φοίνικεϲ μὲν ἦϲαν προθυμότατοι, ϲυνεϲτρατεύοντο δὲ καὶ Κύπριοι νεωϲτὶ κατεϲτραμμένοι καὶ Κίλικέϲ τε καὶ Αἰγύπτιοι. οἱ μὲν δὴ ἐπὶ τὴν Μίλητον καὶ τὴν ἄλλην Ἰωνίην 7
ἐϲτρατεύοντο, Ἴωνεϲ δὲ πυνθανόμενοι ταῦτα ἔπεμπον προβούλουϲ ϲφέων αὐτῶν ἐϲ Πανιώνιον. ἀπικομένοιϲι δὲ τούτοιϲι ἐϲ τοῦτον τὸν χῶρον καὶ βουλευομένοιϲι ἔδοξε πεζὸν μὲν ϲτρατὸν μηδένα ϲυλλέγειν ἀντίξοον Πέρϲῃϲι, ἀλλὰ τὰ τείχεα ῥύεϲθαι αὐτοὺϲ Μιληϲίουϲ, τὸ δὲ ναυτικὸν πληροῦν ὑπολιπομένουϲ μηδεμίαν τῶν νεῶν, πληρώϲανταϲ δὲ ϲυλλέγεϲθαι τὴν ταχίϲτην ἐϲ Λάδην προναυμαχήϲονταϲ τῆϲ Μιλήτου· ἡ δὲ Λάδη ἐϲτὶ νῆϲοϲ ϲμικρὴ ἐπὶ τῇ πόλι τῇ Μιληϲίων κειμένη. μετὰ δὲ ταῦτα πεπληρωμένῃϲι τῇϲι νηυϲὶ 8
παρῆϲαν οἱ Ἴωνεϲ, ϲὺν δέ ϲφι καὶ Αἰολέων οἳ Λέϲβον νέμονται· ἐτάϲϲοντο δὲ ὧδε· τὸ μὲν πρὸϲ τὴν ἠῶ εἶχον κέραϲ αὐτοὶ Μιλήϲιοι, νέαϲ παρεχόμενοι ὀγδώκοντα· εἴχοντο δὲ τούτων Πριηνέεϲ δυώδεκα νηυϲὶ καὶ Μυήϲιοι τριϲὶ νηυϲί, Μυηϲίων

48 ἐκπλωούϲαϲ d: -πλε- A 49 αὐτῶν CP: αὐτῷ A: αὐτέων d ἔφαϲαν Ar: ἔφηϲαν D 50 πείθεϲθαι d: πείϲεϲθαι A 54 ἓν ποιήϲαντεϲ Ar: ἐμποιήϲαντεϲ D 55 <καὶ> τὰ ἄλλα D 57 τε d: om. A 59 ἐϲτρατεύοντο d: -ευον A 60 προβούλουϲ A^{pc}: προβόλουϲ A^{ac}d ϲφέων d: ϲφων A αὐτῶν A: αὐτέων d 62 μηδένα d: μὴ A 64 ὑπολιπομένουϲ A: -λειπ- d 66 τῆϲ A: om. d ϲμικρὴ edd.: μικρὴ πόλι S: πόλει Ad 68 οἳ Λέϲβον d: ὅϲοι τὴν Αἰολίδα γῆν A 69 ἠῶ d: ἕω A 70 τούτων A: τουτέων d 71–2 καὶ … ἑπτακαίδεκα νηυϲί AD: om. r 71 Μυήϲιοι … Μυηϲίων] Μυου- utrubique Stephanus, sed Μυέϲϲιοι legitur in titulis νηυϲί del. Van Herwerden

δὲ Τήιοι εἴχοντο ἑπτακαίδεκα νηυσί, Τηίων δὲ εἴχοντο Χῖοι ἑκατὸν νηυσί· (2) πρὸς δὲ τούτοισι Ἐρυθραῖοί τε ἐτάσσοντο καὶ Φωκαιέες, Ἐρυθραῖοι μὲν ὀκτὼ νέας παρεχόμενοι, Φωκαιέες δὲ τρεῖς· Φωκαιέων δὲ εἴχοντο Λέσβιοι νηυσὶ ἑβδομήκοντα· τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ πρὸς ἑσπέρην κέρας Σάμιοι ἑξήκοντα νηυσί. πασέων δὲ τουτέων ὁ συνάπας ἀριθμὸς ἐγένετο τρεῖς και πεντήκοντα καὶ τριηκόσιαι τρι-
9 ήρεες. αὗται μὲν Ἰώνων ἦσαν, τῶν δὲ βαρβάρων τὸ πλῆθος τῶν νεῶν ἦσαν ἑξακόσιαι. ὡς δὲ καὶ αὗται ἀπίκατο πρὸς τὴν Μιλησίην καὶ ὁ πεζός σφι ἅπας παρῆν, ἐνθαῦτα οἱ Περσέων στρατηγοὶ πυθόμενοι τὸ πλῆθος τῶν Ἰάδων νεῶν καταρρώδησαν μὴ οὐ δυνατοὶ γένωνται ὑπερβαλέσθαι, καὶ οὕτως οὔτε τὴν Μίλητον οἷοί τε ἔωσι ἐξελεῖν μὴ οὐκ ἐόντες ναυκράτορες, πρός τε Δαρείου κινδυνεύσωσι κακόν τι λαβεῖν. (2) ταῦτα ἐπιλεγόμενοι συλλέξαντες τῶν Ἰώνων τοὺς τυράννους, οἳ ὑπ' Ἀρισταγόρεω μὲν τοῦ Μιλησίου καταλυθέντες τῶν ἀρχέων ἔφευγον ἐς Μήδους, ἐτύγχανον δὲ τότε συστρατευόμενοι ἐπὶ τὴν Μίλητον, τούτων τῶν ἀνδρῶν τοὺς παρεόντας συγκαλέσαντες ἔλεγόν σφι τάδε· (3) Ἄνδρες Ἴωνες, νῦν τις ὑμέων εὖ ποιήσας φανήτω τὸν βασιλέος οἶκον· τοὺς γὰρ ἑωυτοῦ ἕκαστος ὑμέων πολιήτας πειράσθω ἀποσχίζων ἀπὸ τοῦ λοιποῦ συμμαχικοῦ. προϊσχόμενοι δὲ ἐπαγγείλασθε τάδε, ὡς πείσονταί τε ἄχαρι οὐδὲν διὰ τὴν ἀπόστασιν, οὐδέ σφι οὔτε τὰ ἱρὰ οὔτε τὰ ἴδια ἐμπεπρήσεται, οὐδὲ βιαιότερον ἕξουσι οὐδὲν ἢ πρότερον εἶχον· (4) εἰ δὲ ταῦτα μὲν οὐ ποιήσουσι, οἱ δὲ πάντως διὰ μάχης ἐλεύσονται, τάδε ἤδη σφι

72 δὲ^{1} Ar: om. D 73 ἑκατὸν Ar: ἕκαστον D 74–5 Φωκαιέες, -έων Stein: Φωκε- A: Φωκα- d 76 τὸ Ar: τὰ SV: om. D 77 πασέων δὲ τουτέων d: πάντων δὲ τούτων A ὁ A: om. d συνάπας d: σύμπας A 79 αὗται d: αὐταὶ A 80 ἀπίκατο Ar: ἀπίκοντο D 86 ἐπιλεγόμενοι <ἔλεξαν> A 88 τῶν ἀρχέων AD^{ac}r: τὸ ἀρχαῖον D^{pc} 90 σφι A: om. d 92 ἑωυτοῦ d: αὐτέων A ἀποσχίζων A: -ίζειν d 93 ἐπαγγείλασθε A: ἐπαγγέλλεσθε d 95 ἐμπεπρήσεται A: ἐμπρήσεται d 96 οὐ A: μὴ d 97 ποιήσουσι ASV: -σωσι d ἤδη A: om. d

λέγετε ἐπηρεάζοντες, τά πέρ σφεας κατέξει, ὡς ἑσσωθέντες τῇ μάχῃ ἐξανδραποδιεῦνται καὶ ὥς σφεων τοὺς παῖδας ἐκτομίας ποιήσομεν, τὰς δὲ παρθένους ἀνασπάστους ἐς Βάκτρα, καὶ ὡς τὴν χώρην ἄλλοισι παραδώσομεν. οἱ μὲν δὴ 10
ἔλεγον ταῦτα, τῶν δὲ Ἰώνων οἱ τύραννοι διέπεμπον νυκτὸς ἕκαστος ἐς τοὺς ἑωυτοῦ ἐξαγγελλόμενος. οἱ δὲ Ἴωνες, ἐς τοὺς καὶ ἀπίκοντο αὗται αἱ ἀγγελίαι, ἀγνωμοσύνῃ τε διεχρέωντο καὶ οὐ προσίεντο τὴν προδοσίην, ἑωυτοῖσί τε ἕκαστοι ἐδόκεον μούνοισι ταῦτα τοὺς Πέρσας ἐξαγγέλλεσθαι. ταῦτα μέν νυν 11
ἰθέως ἀπικομένων ἐς τὴν Μίλητον τῶν Περσέων ἐγίνετο· μετὰ δὲ τῶν Ἰώνων συλλεχθέντων ἐς τὴν Λάδην ἐγίνοντο ἀγοραί, καὶ δή κού σφι καὶ ἄλλοι ἠγορόωντο, ἐν δὲ δὴ καὶ ὁ Φωκαιεὺς στρατηγὸς Διονύσιος λέγων τάδε· (2) *Ἐπὶ ξυροῦ γὰρ ἀκμῆς ἔχεται ἡμῖν τὰ πρήγματα, ἄνδρες Ἴωνες, ἢ εἶναι ἐλευθέροισι ἢ δούλοισι, καὶ τούτοισι ὡς δρηπέτῃσι· νῦν ὦν ὑμεῖς ἢν μὲν βούλησθε ταλαιπωρίας ἐνδέκεσθαι, τὸ παραχρῆμα μὲν πόνος ὑμῖν ἔσται, οἷοί τε δὲ ἔσεσθε ὑπερβαλόμενοι τοὺς ἐναντίους εἶναι ἐλεύθεροι· εἰ δὲ μαλακίῃ τε καὶ ἀταξίῃ διαχρήσησθε, οὐδεμίαν ὑμέων ἔχω ἐλπίδα μὴ οὐ δώσειν {ὑμέας} δίκην βασιλέϊ τῆς ἀποστάσιος.* (3) *ἀλλ' ἐμοί τε πίθεσθε καὶ ἐμοὶ ὑμέας αὐτοὺς ἐπιτρέψατε· καὶ ὑμῖν ἐγώ, θεῶν τὰ ἴσα νεμόντων, ὑποδέκομαι ἢ οὐ συμμίξειν τοὺς πολεμίους ἢ συμμίσγοντας πολλὸν ἐλασσωθήσεσθαι. ταῦτα* 12
ἀκούσαντες οἱ Ἴωνες ἐπιτρέπουσι σφέας αὐτοὺς τῷ Διονυσίῳ. ὁ δὲ ἀνάγων ἑκάστοτε ἐπὶ κέρας τὰς νέας, ὅκως τοῖσι ἐρέτῃσι

98 *ἐπηρεάζοντες* D: *ἐπιρ-* A: *ἐπερ-* r   *κατέξει* AD: *κατάξει* r   *ἑσσωθέντες* A: *-θέοντες* d   102 *ταῦτα* d: *τάδε* A   103 *τοὺς²* d: *οὓς* A   105 *ἑωυτοῖσι* d: *ἑαυ-* A   *τε* d: *δὲ* A   106 *ἐξαγγέλλεσθαι*] *ἐπ-* Naber   109 *ἠγορόωντο* d: *ἠγορῶντο* A   110 *ὁ* A: om. d   *Φωκαιεὺς* Stein: *Φωκαεὺς*   *στρατηγὸς* om. ps.-Longinus 22   111 *ἢ* om. ps.-Longinus   113 *ὑμεῖς* d: *ἡμεῖς* A   *ταλαιπωρίας* d: *-ίην* A   *ἐνδέκεσθαι* d: *δέκεσθαι* A   114 *τὸ* et *ἔσται* om. ps.-Longinus   115 *ὑπερβαλόμενοι* AD: *-βαλλ-* r   116 *ὑμέων* malebat abesse Legrand   117 *ὑμέας* AS: *ὑμᾶς* d: del. Hude   118 *πίθεσθε* Blaydes: *πείθ-*   120 *ἐλασσωθήσεσθαι* A: *ἐλασσώσεσθαι* d

χρήϲαιτο διέκπλοον ποιεύμενοϲ τῇϲι νηυϲὶ δι' ἀλληλέων καὶ τοὺϲ ἐπιβάταϲ ὁπλίϲειε, τὸ λοιπὸν τῆϲ ἡμέρηϲ τὰϲ νέαϲ ἔχεϲκε ἐπ' ἀγκυρέων, παρεῖχέ τε τοῖϲι Ἴωϲι πόνον δι' ἡμέρηϲ. (2) μέχρι μέν νυν ἡμερέων ἑπτὰ ἐπείθοντό τε καὶ ἐποίευν τὸ κελευόμενον, τῇ δὲ ἐπὶ ταύτῃϲι οἱ Ἴωνεϲ, οἷα ἀπαθέεϲ ἐόντεϲ πόνων τοιούτων τετρυμένοι τε ταλαιπωρίῃϲί τε καὶ ἡλίῳ, ἔλεξαν πρὸϲ ἑωυτοὺϲ τάδε· (3) Τίνα δαιμόνων παραβάντεϲ τάδε ἀναπίμπλαμεν; οἵτινεϲ παραφρονήϲαντεϲ καὶ ἐκπλώϲαντεϲ ἐκ τοῦ νόου ἀνδρὶ Φωκαιέϊ ἀλαζόνι, παρεχομένῳ νέαϲ τρεῖϲ, ἐπιτρέψαντεϲ ἡμέαϲ αὐτοὺϲ ἔχομεν· ὁ δὲ παραλαβὼν ἡμέαϲ λυμαίνεται λύμῃϲι ἀνηκέϲτοιϲι, καὶ δὴ πολλοὶ μὲν ἡμέων ἐϲ νούϲουϲ πεπτώκαϲι, πολλοὶ δὲ ἐπίδοξοι τὠυτὸ τοῦτο πείϲεϲθαι· πρό τε τούτων τῶν κακῶν ἡμῖν γε κρέϲϲον καὶ ὅ τι ὦν ἄλλο παθεῖν ἐϲτι, καὶ τὴν μέλλουϲαν δουληίην ὑπομεῖναι ἥτιϲ ἔϲται, μᾶλλον ἢ τῇ παρεούϲῃ ϲυνέχεϲθαι. φέρετε, τοῦ λοιποῦ μὴ πειθώμεθα αὐτοῦ. (4) ταῦτα ἔλεξαν, καὶ μετὰ ταῦτα αὐτίκα πείθεϲθαι οὐδεὶϲ ἤθελε, ἀλλ' οἷα <πεζὴ> ϲτρατιὴ ϲκηνάϲ τε πηξάμενοι ἐν τῇ νήϲῳ ἐϲκιητροφέοντο καὶ ἐϲβαίνειν οὐκ ἐθέλεϲκον ἐϲ τὰϲ νέαϲ
13 οὐδ' ἀναπειρᾶϲθαι. μαθόντεϲ δὲ ταῦτα γινόμενα ἐκ τῶν Ἰώνων οἱ ϲτρατηγοὶ τῶν Ϲαμίων, ἐνθαῦτα δὴ παρ' Αἰάκεοϲ τοῦ Ϲυλοϲῶντοϲ {κείνουϲ} τοὺϲ πρότερον ἔπεμπε λόγουϲ ὁ Αἰάκηϲ κελευόντων τῶν Περϲέων, δεόμενόϲ ϲφεων ἐκλιπεῖν τὴν Ἰώνων ϲυμμαχίην, οἱ Ϲάμιοι ὦν ὁρῶντεϲ ἅμα μὲν ἐοῦϲαν ἀταξίην πολλὴν ἐκ τῶν Ἰώνων ἐδέκοντο τοὺϲ λόγουϲ, ἅμα δὲ κατεφαίνετό ϲφι εἶναι ἀδύνατα τὰ βαϲιλέοϲ πρήγματα ὑπερβαλέϲθαι, εὖ γε ἐπιϲτάμενοι ὡϲ εἰ καὶ τὸ παρεὸν

126 τε A: om. d   127 ταύτῃϲι A: ταύτῃ d   131 Φωκαιέϊ Stein: Φωκαεῖ   133 καὶ δὴ <καὶ> D   134 νούϲουϲ d: νόϲουϲ A   135 πείϲεϲθαί <εἰϲι> A   κρέϲϲον AD: κρεῖϲϲον r   140 suppl. Wilson   ϲτρατιὴ A: -ιῆ vel -ιῇ d   142 ταῦτα <τὰ> A   144 syntaxis parum luculenta: an post Ϲυλοϲῶντοϲ supplendum e.g. ἀκούϲαντεϲ vel δεξάμενοι? del. Wilson   145 ὁ Αἰάκηϲ del. Cobet   ὁ A: om. d   146 ἐοῦϲαν ἅμα μὲν A   148 ἀδύνατα A: -τον d   τὰ A: om. d   149 γε Gomperz: τε d: δὲ A

ναυτικὸν ὑπερβαλοίατο {τὸν Δαρεῖον}, ἄλλο ϲφι παρέϲται πενταπλήϲιον. (2) προφάϲιοϲ ὦν ἐπιλαβόμενοι, ἐπείτε τάχιϲτα εἶδον τοὺϲ Ἴωναϲ ἀρνευμένουϲ εἶναι χρηϲτούϲ, ἐν κέρδεϊ ἐποιεῦντο περιποιῆϲαι τά τε ἱρὰ τὰ ϲφέτερα καὶ τὰ ἴδια. ὁ δὲ Αἰάκηϲ, παρ' ὅτευ τοὺϲ λόγουϲ ἐδέκοντο οἱ Ϲάμιοι, παῖϲ μὲν ἦν Ϲυλοϲῶντοϲ τοῦ Αἰάκεοϲ, τύραννοϲ δὲ ἐὼν Ϲάμου ὑπὸ τοῦ Μιληϲίου Ἀριϲταγόρεω ἀπεϲτέρητο τὴν ἀρχὴν κατά περ οἱ ἄλλοι τῆϲ Ἰωνίηϲ τύραννοι. τότε ὦν ἐπεὶ ἐπέπλωον οἱ 14
Φοίνικεϲ, οἱ Ἴωνεϲ ἀντανῆγον καὶ αὐτοὶ τὰϲ νέαϲ ἐπὶ κέραϲ. ὡϲ δὲ καὶ ἀγχοῦ ἐγίνοντο καὶ ϲυνέμιϲγον ἀλλήλοιϲι, τὸ ἐνθεῦτεν οὐκ ἔχω ἀτρεκέωϲ ϲυγγράψαι οἵ τινεϲ τῶν Ἰώνων ἐγένοντο ἄνδρεϲ κακοὶ ἢ ἀγαθοὶ ἐν τῇ ναυμαχίῃ ταύτῃ· ἀλλήλουϲ γὰρ καταιτιῶνται. (2) λέγονται δὲ Ϲάμιοι ἐνθαῦτα κατὰ τὰ ϲυγκείμενα πρὸϲ τὸν Αἰάκεα ἀειράμενοι τὰ ἱϲτία ἀποπλῶϲαι ἐκ τῆϲ τάξιοϲ ἐϲ τὴν Ϲάμον, πλὴν ἕνδεκα νεῶν. τουτέων δὲ οἱ τριήραρχοι παρέμενον καὶ ἐναυμάχεον ἀνηκουϲτήϲαντεϲ τοῖϲι ϲτρατηγοῖϲι· (3) καί ϲφι τὸ κοινὸν τῶν Ϲαμίων ἔδωκε διὰ τοῦτο τὸ πρῆγμα ἐν ϲτήλῃ ἀναγραφῆναι πατρόθεν ὡϲ ἀνδράϲι ἀγαθοῖϲι γενομένοιϲι, καί ἐϲτι αὕτη ἡ ϲτήλη ἐν τῇ ἀγορῇ. ἰδόμενοι δὲ καὶ Λέϲβιοι τοὺϲ προϲεχέαϲ φεύγονταϲ τὠυτὸ ἐποίευν τοῖϲι Ϲαμίοιϲι· ὡϲ δὲ καὶ οἱ πλεῦνεϲ τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα. τῶν δὲ παρα- 15
μεινάντων ἐν τῇ ναυμαχίῃ περιέφθηϲαν τρηχύτατα Χῖοι ὡϲ ἀποδεικνύμενοί τε ἔργα λαμπρὰ καὶ οὐκ ἐθελοκακέοντεϲ· οἳ παρείχοντο μέν, ὥϲπερ καὶ πρότερον εἰρέθη, νέαϲ ἑκατὸν

150 τὸν Δαρεῖον om. M, del. Wesseling: *Darii* Valla: τὸ Δαρείου Reiske 152 ἀρνευμένουϲ d: οὐ βουλομένουϲ A 154 ὅτευ d: οὗ A οἱ Ϲάμιοι A: om. d 155 ἦν A: om. d 157 ἐπέπλωον d: -πλεον A 158 ἀντανῆγον d: ἀντανήγαγον A 159 ἐγίνοντο Ar: ἐγέν- DS 161 ἐγένοντο d: ἐγίν- A 162 ἐνθαῦτα A: om. d 163 ἀειράμενοι A: ἀρ- D: αἰρ- r 164 ἕνδεκα A: δέκα d 165 παρέμενον A: ἔμενον d 166 τῶν A: τὸ d 167 διὰ ... ἐν A: om. d 168 γενομένοιϲι d: γιν- A 171 τὰ αὐτὰ d: τὸ αὐτὸ A τὰ αὐτὰ ταῦτα del. Cobet 172 τρηχύτατα A: -υτήτα D: -ύματα r 174 οἳ ... μὲν d: παρείχοντο μὲν γὰρ A

καὶ ἐπ' ἑκάϲτηϲ αὐτέων ἄνδραϲ τεϲϲεράκοντα τῶν ἀϲτῶν λογάδαϲ ἐπιβατεύονταϲ· (2) ὁρέοντεϲ δὲ τοὺϲ πολλοὺϲ τῶν ϲυμμάχων προδιδόνταϲ οὐκ ἐδικαίευν γενέϲθαι τοῖϲι κακοῖϲι αὐτῶν ὅμοιοι, ἀλλὰ μετ' ὀλίγων ϲυμμάχων μεμουνωμένοι διεκπλώοντεϲ ἐναυμάχεον, ἐϲ ὃ τῶν πολεμίων ἑλόντεϲ νέαϲ ϲυχνὰϲ ἀπέβαλον τῶν ϲφετέρων τὰϲ πλεῦναϲ. Χῖοι μὲν δὴ

16 *τῇϲι λοιπῇϲι τῶν νεῶν ἀποφεύγουϲι ἐϲ τὴν ἑωυτῶν, ὅϲοιϲι δὲ τῶν Χίων ἀδύνατοι ἦϲαν αἱ νέεϲ ὑπὸ τρωμάτων, οὗτοι δὲ ὡϲ ἐδιώκοντο, καταφυγγάνουϲι πρὸϲ τὴν Μυκάλην. νέαϲ μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντεϲ κατέλιπον, οἱ δὲ πεζῇ ἐκομίζοντο διὰ τῆϲ ἠπείρου. (2) ἐπειδὴ δὲ ἐϲέβαλον ἐϲ τὴν Ἐφεϲίην κομιζόμενοι οἱ Χῖοι, νυκτόϲ τε <γὰρ> ἀπίκατο ἐϲ αὐτὴν καὶ ἐόντων τῇϲι γυναιξὶ αὐτόθι Θεϲμοφορίων, ἐνθαῦτα δὴ οἱ Ἐφέϲιοι, οὔτε προακηκοότεϲ ὡϲ εἶχε περὶ τῶν Χίων ἰδόντεϲ τε ϲτρατὸν ἐϲ τὴν χώρην ἐϲβεβληκότα, πάγχυ ϲφεαϲ καταδόξαντεϲ εἶναι κλῶπαϲ καὶ ἰέναι ἐπὶ τὰϲ γυναῖκαϲ ἐξεβοήθεον πανδημεὶ καὶ ἔκτεινον τοὺϲ Χίουϲ. οὗτοι μέν νυν*

17 *τοιαύτῃϲι περιέπιπτον τύχῃϲι· Διονύϲιοϲ δὲ ὁ Φωκαιεὺϲ ἐπείτε ἔμαθε τῶν Ἰώνων τὰ πρήγματα διεφθαρμένα, νέαϲ ἑλὼν τρεῖϲ τῶν πολεμίων ἀπέπλεε ἐϲ μὲν Φώκαιαν οὐκέτι, εὖ εἰδὼϲ ὡϲ ἀνδραποδιεῖται ϲὺν τῇ ἄλλῃ Ἰωνίῃ· ὁ δὲ ἰθέωϲ ὡϲ εἶχε ἔπλεε ἐϲ Φοινίκην, γαύλουϲ δὲ ἐνθαῦτα καταδύϲαϲ καὶ χρήματα λαβὼν πολλὰ ἔπλεε ἐϲ Ϲικελίην, ὁρμώμενοϲ δὲ ἐνθεῦτεν ληιϲτὴϲ κατεϲτήκεε Ἑλλήνων μὲν οὐδενόϲ, Καρχηδονίων δὲ καὶ Τυρϲηνῶν.*

18 *Οἱ δὲ Πέρϲαι ἐπείτε τῇ ναυμαχίῃ ἐνίκων τοὺϲ Ἴωναϲ, τὴν Μίλητον πολιορκέοντεϲ ἐκ γῆϲ καὶ θαλάϲϲηϲ καὶ*

175 *τεϲϲεράκοντα* A: *τεϲϲαρ-* d 177 *ἐδικαίευν* d: *-ουν* A *γενέϲθαι* d: *γίν-* A 179 *διεκπλώοντεϲ* d: *-πλέοντεϲ* A 180 *ϲφετέρων <νεῶν>* d 182 *οὗτοι* d: *αὐτοὶ* A 183 *καταφυγγάνουϲι* d: *καταφεύγουϲι* A 185 *ἐπειδὴ* A: *ἐπεὶ* d 186 suppl. Stein 189 *ἰδόντεϲ* A: *οὐδέντέϲ* D[ac]: *οὐδέν τόν* D[pc]: *οὐδὲν* r *τε* d: om. A 191 *νυν* d: *τοίνυν* A 192 *Φωκαιεὺϲ* Stein: *Φωκεὺϲ* D: *Φωκαεὺϲ* Ar 196 *καταδύϲαϲ* A: *καταλύϲαϲ* d 198 *κατεϲτήκεε* A: *-κε(ν)* d 199 *Καρχηδονίων* AD: *Καλχ-* r *Τυρϲηνῶν* d: *Τυρρ-* A 201 *καὶ*[2] A: om. d

ὑπορύϲϲοντεϲ τὰ τείχεα καὶ παντοίαϲ μηχανὰϲ προϲφέροντεϲ
αἱρέουϲι κατ' ἄκρηϲ ἕκτῳ ἔτεϊ ἀπὸ τῆϲ ἀποϲτάϲιοϲ
τῆϲ Ἀριϲταγόρεω· καὶ ἠνδραποδίϲαντο τὴν πόλιν, ὥϲτε
ϲυμπεϲεῖν τὸ πάθοϲ τῷ χρηϲτηρίῳ τῷ ἐϲ Μίλητον γενομένῳ.
χρεωμένοιϲι γὰρ Ἀργείοιϲι ἐν Δελφοῖϲι περὶ ϲωτηρίηϲ τῆϲ 19
πόλιοϲ τῆϲ ϲφετέρηϲ ἐχρήϲθη ἐπίκοινον χρηϲτήριον, τὸ μὲν
ἐϲ αὐτοὺϲ τοὺϲ Ἀργείουϲ φέρον, τὴν δὲ παρενθήκην ἔχρηϲε
ἐϲ Μιληϲίουϲ. (2) τὸ μέν νυν ἐϲ τοὺϲ Ἀργείουϲ ἔχον, ἐπεὰν κατὰ
τοῦτο γένωμαι τοῦ λόγου, τότε μνηϲθήϲομαι, τὰ δὲ τοῖϲι
Μιληϲίοιϲι οὐ παρεοῦϲι ἔχρηϲε, ἔχει ὧδε·

καὶ τότε δή, Μίλητε, κακῶν ἐπιμήχανε ἔργων,
πολλοῖϲιν δεῖπνόν τε καὶ ἀγλαὰ δῶρα γενήϲῃ,
ϲαὶ δ' ἄλοχοι πολλοῖϲι πόδαϲ νίψουϲι κομήταιϲ,
νηοῦ δ' ἡμετέρου Διδύμοιϲ ἄλλοιϲι μελήϲει.

(3) τότε δὴ ταῦτα τοὺϲ Μιληϲίουϲ κατελάμβανε, ὅτε γε
ἄνδρεϲ μὲν οἱ πλεῦνεϲ ἐκτείνοντο ὑπὸ τῶν Περϲέων ἐόντων
κομητέων, γυναῖκεϲ δὲ καὶ τέκνα ἐν ἀνδραπόδων λόγῳ
ἐγίνοντο, ἱρὸν δὲ τὸ ἐν Διδύμοιϲι, ὁ νηόϲ τε καὶ τὸ χρηϲτήριον,
ϲυληθέντα ἐνεπίμπρατο. τῶν δ' ἐν τῷ ἱρῷ τούτῳ χρημάτων
πολλάκιϲ μνήμην ἑτέρωθι τοῦ λόγου ἐποιηϲάμην. ἐνθεῦτεν 20
οἱ ζωγρηθέντεϲ τῶν Μιληϲίων ἤγοντο ἐϲ Ϲοῦϲα. βαϲιλεὺϲ δέ
ϲφεαϲ Δαρεῖοϲ κακὸν οὐδὲν ἄλλο ποιήϲαϲ κατοίκιϲε ἐπὶ τῇ
Ἐρυθρῇ καλεομένῃ θαλάϲϲῃ, ἐν Ἄμπῃ πόλι, παρ' ἣν Τίγρηϲ
ποταμὸϲ παραρρέων ἐϲ θάλαϲϲαν ἐξίει. τῆϲ δὲ Μιληϲίων
χώρηϲ αὐτοὶ μὲν οἱ Πέρϲαι εἶχον τὰ περὶ τὴν πόλιν καὶ τὸ
πεδίον, τὰ δὲ ὑπεράκρια ἔδοϲαν Καρϲὶ Πηδαϲεῦϲι ἐκτῆϲθαι.
παθοῦϲι δὲ ταῦτα Μιληϲίοιϲι πρὸϲ Περϲέων οὐκ ἀπέδοϲαν τὴν 21

203 κατ' ἄκρηϲ AD: κατάκροϲ r: -ωϲ SV <ἐν τῷ> ἕκτῳ d 204 τῆϲ Ar: om. D 205 ϲυμπεϲεῖν A: -έειν d γενομένῳ Ar: γιν- D 209 Ἀργείουϲ d: αὐτοὺϲ A 211[3] πολλοῖϲιν] ὄρνιϲιν vel οἰωνοῖϲ Van Herwerden γενήϲῃ d: -ϲει A 211[4] κομήταιϲ Ar: -ταϲ D 211[5] νηοῦ d: ναοῦ A 212 ὅτε γε d: ὁπότε A: ὁκότε Stein 215 <καὶ> ὁ A 216 ἐνεπίμπρατο Ar: -πιπρ- D 220 καλεομένῃ d: om. A πόλι AS: πόλει d 221 Μιληϲίων A: -ίηϲ d

ὁμοίην Cυβαρῖται, οἳ Λᾶόν τε καὶ Cκίδρον οἴκεον τῆς πόλιος ἀπεστερημένοι. Cυβάριος γὰρ ἁλούσης ὑπὸ Κροτωνιητέων Μιλήσιοι πάντες ἡβηδὸν ἀπεκείραντο τὰς κεφαλὰς καὶ πένθος μέγα προσεθήκαντο· πόλιες γὰρ αὗται μάλιστα δὴ τῶν ἡμεῖς ἴδμεν ἀλλήλῃσι ἐξεινώθησαν. (2) *οὐδὲν ὁμοίως καὶ Ἀθηναῖοι· Ἀθηναῖοι μὲν γὰρ δῆλον ἐποίησαν ὑπεραχθεσθέντες τῇ Μιλήτου ἁλώσι τῇ τε ἄλλῃ πολλαχῇ καὶ δὴ καὶ ποιήσαντι Φρυνίχῳ δρᾶμα Μιλήτου ἅλωσιν καὶ διδάξαντι ἐς δάκρυά τε ἔπεσε τὸ θέητρον καὶ ἐζημίωσάν μιν ὡς ἀναμνήσαντα οἰκήια κακὰ χιλίῃσι δραχμῇσι, καὶ ἐπέταξαν μηκέτι μηδένα χρᾶσθαι τούτῳ τῷ δράματι.*

22 *Μίλητος μέν νυν Μιλησίων ἐρήμωτο· Cαμίων δὲ τοῖσί τι ἔχουσι τὸ μὲν ἐς τοὺς Μήδους ἐκ τῶν στρατηγῶν τῶν σφετέρων ποιηθὲν οὐδαμῶς ἤρεσκε, ἐδόκεε δὲ μετὰ τὴν ναυμαχίην αὐτίκα βουλευομένοισι, πρὶν ἤ σφι ἐς τὴν χώρην ἀπικέσθαι τὸν τύραννον Αἰάκεα, ἐς ἀποικίην ἐκπλέειν μηδὲ μένοντας Μήδοισί τε καὶ Αἰάκεϊ δουλεύειν.* (2) *Ζαγκλαῖοι γὰρ οἱ ἀπὸ Cικελίης τὸν αὐτὸν χρόνον τοῦτον πέμποντες ἐς τὴν Ἰωνίην ἀγγέλους ἐπεκαλέοντο τοὺς Ἴωνας ἐς Καλὴν Ἀκτήν, βουλόμενοι αὐτόθι πόλιν κτίσαι Ἰώνων· ἡ δὲ Καλὴ αὕτη Ἀκτὴ καλεομένη ἐστὶ μὲν Cικελῶν, πρὸς δὲ Τυρσηνίην τετραμμένη τῆς Cικελίης. τούτων ὦν ἐπικαλεομένων οἱ Cάμιοι μοῦνοι*
23 *Ἰώνων ἐστάλησαν, σὺν δέ σφι Μιλησίων οἱ ἐκπεφευγότες. ἐν ᾧ τοιόνδε δή τι συνήνεικε γενέσθαι· Cάμιοί τε κομιζόμενοι ἐς Cικελίην ἐγένοντο ἐν Λοκροῖσι τοῖσι Ἐπιζεφυρίοισι καὶ Ζαγκλαῖοι αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν, τῷ οὔνομα ἦν*

225 *Λαόν* hoc accentu D 228 *προσεθήκαντο* Ar: *προε-* D 229 *ἀλλήλῃσι* A^{pc}D: *-οισι* A^{ac}r 231 *ἁλώσι* Stein: *-σει* *καὶ ποιήσαντι* et 232 *καὶ* om. ps.-Longinus 24 236 *ἐρήμωτο* d: *ἠρ-* A *τι* AD: *τε* r 244 *ἀκτὴ αὕτη* d 245 *Τυρσηνίην* d: *Τυρρ-* A 247 *Ἰώνων* A: *Ἴωνες* d *σφι* A: *σφισι* d *Μιλησίων οἱ* Ar: *Μιλήσιοι* D *ἐκπεφευγότες* d: *πεφευγότες* A 247–8 *ἐν ᾧ* et *δὴ* A: om. d 248 *τε* d: *γὰρ* A 249 *ἐγένοντο* A: *ἐγίν-* d *Ἐπιζεφυρίοισι* A: *-ροισι* d

Ϲκύθηϲ, περικατέατο πόλιν τῶν Ϲικελῶν ἐξελεῖν βουλόμενοι. (2) μαθὼν δὲ ταῦτα ὁ Ῥηγίου τύραννοϲ Ἀναξίλεωϲ, τότε ἐὼν διάφοροϲ τοῖϲι Ζαγκλαίοιϲι, ϲυμμείξαϲ τοῖϲι Ϲαμίοιϲι ἀναπείθει ὡϲ χρεὸν εἴη Καλὴν μὲν Ἀκτήν, ἐπ' ἣν ἔπλεον, ἐᾶν χαίρειν, τὴν δὲ Ζάγκλην ϲχεῖν, ἐοῦϲαν ἔρημον ἀνδρῶν. (3) πιθομένων δὲ τῶν Ϲαμίων καὶ ϲχόντων τὴν Ζάγκλην, ἐνθαῦτα οἱ Ζαγκλαῖοι, ὡϲ ἐπύθοντο ἐχομένην τὴν πόλιν ἑωυτῶν, ἐβοήθεον αὐτῇ καὶ ἐπεκαλέοντο Ἱπποκράτεα τὸν Γέληϲ τύραννον· ἦν γὰρ δή ϲφι οὗτοϲ ϲύμμαχοϲ. (4) ἐπείτε δὲ αὐτοῖϲι καὶ ὁ Ἱπποκράτηϲ ϲὺν τῇ ϲτρατιῇ ἧκε βοηθέων, Ϲκύθην μὲν τὸν μούναρχον τῶν Ζαγκλαίων ὡϲ ἀποβαλόντα τὴν πόλιν ὁ Ἱπποκράτηϲ πεδήϲαϲ καὶ τὸν ἀδελφεὸν αὐτοῦ Πυθογένεα ἐϲ Ἴνυκα πόλιν ἀπέπεμψε, τοὺϲ δὲ λοιποὺϲ Ζαγκλαίουϲ κοινολογηϲάμενοϲ τοῖϲι Ϲαμίοιϲι καὶ ὅρκουϲ δοὺϲ καὶ δεξάμενοϲ προέδωκε. (5) μιϲθὸϲ δέ οἱ ἦν εἰρημένοϲ ὅδε ὑπὸ τῶν Ϲαμίων, πάντων τῶν ἐπίπλων καὶ ἀνδραπόδων τὰ ἡμίϲεα μεταλαβεῖν τῶν ἐν τῇ πόλι, τὰ δ' ἐπὶ τῶν ἀγρῶν πάντα Ἱπποκράτεα λαγχάνειν. (6) τοὺϲ μὲν δὴ πλεῦναϲ τῶν Ζαγκλαίων αὐτὸϲ ἐν ἀνδραπόδων λόγῳ εἶχε δήϲαϲ, τοὺϲ δὲ κορυφαίουϲ αὐτῶν τριηκοϲίουϲ ἔδωκε τοῖϲι Ϲαμίοιϲι καταϲφάξαι. οὐ μέντοι οἵ γε Ϲάμιοι ἐποίηϲαν ταῦτα. Ϲκύθηϲ 24
δὲ ὁ τῶν Ζαγκλαίων μούναρχοϲ ἐκ τῆϲ Ἴνυκοϲ ἐκδιδρήϲκει ἐϲ Ἱμέρην, ἐκ δὲ ταύτηϲ παρῆν ἐϲ τὴν Ἀϲίην καὶ ἀνέβη παρὰ βαϲιλέα Δαρεῖον. καί μιν ἐνόμιϲε Δαρεῖοϲ πάντων ἀνδρῶν δικαιότατον εἶναι, ὅϲοι ἐκ τῆϲ Ἑλλάδοϲ παρ' ἑωυτὸν ἀνέβηϲαν· (2) καὶ γὰρ παραιτηϲάμενοϲ βαϲιλέα ἐϲ Ϲικελίην ἀπίκετο καὶ αὖτιϲ ἐκ τῆϲ Ϲικελίηϲ ὀπίϲω παρὰ βαϲιλέα, ἐϲ

251 *περικατέατο* Stein: *-καθέατο* 252 *Ἀναξίλεωϲ* AD[pc]: *-εοϲ* d *τότε* A: *ὅϲτε* r: *ὥϲτε* D 254 *χρεὸν* A: *χρεὼν* d 256 *πιθομένων* Cobet: *πειθ-* 258 *ἑωυτῶν* A: om. d 260 *καὶ* Ar: om. D *ὁ* AD: om. r 261 *ὡϲ* d: om. A 263 *Ἴνυκα* Stein a Steph. Byz. s.v.: *Ἴνυκον* 268 *λαγχάνειν* A: *λαβεῖν* d 272 *ἐκ τῆϲ* d: om. A 273 *παρῆν* A: *πέρην* d *τὴν* d: om. A 275 *δικαιότατον ἀνδρῶν* d 277 *τῆϲ* d: om. A

ὃ γήραϊ μέγα ὄλβιοϲ ἐὼν ἐτελεύτηϲε ἐν Πέρϲῃϲι. Cάμιοι δὲ
ἀπαλλαχθέντεϲ Μήδων ἀπονητὶ πόλιν καλλίϲτην Ζάγκλην
25 περιεβεβλήατο. μετὰ δὲ τὴν ναυμαχίην τὴν ὑπὲρ Μιλήτου
γενομένην Φοίνικεϲ κελευϲάντων Περϲέων κατῆγον ἐϲ Cάμον
Αἰάκεα τὸν Cυλοϲῶντοϲ ὡϲ πολλοῦ τε ἄξιον γενόμενον ϲφίϲι
καὶ μεγάλα κατεργαϲάμενον· (2) καὶ Cαμίοιϲι μούνοιϲι τῶν
ἀποϲτάντων ἀπὸ Δαρείου διὰ τὴν ἔκλειψιν τῶν νεῶν τὴν ἐν
τῇ ναυμαχίῃ οὔτε ἡ πόλιϲ οὔτε τὰ ἱρὰ ἐνεπρήϲθη. Μιλήτου
δὲ ἁλούϲηϲ αὐτίκα καὶ Καρίην ἔϲχον οἱ Πέρϲαι, τὰϲ μὲν
ἐθελοντὴν τῶν πολίων ὑποκυψάϲαϲ, τὰϲ δὲ ἀνάγκῃ
προϲηγάγοντο.
26 Ταῦτα μὲν δὴ οὕτωϲ ἐγίνετο, Ἱϲτιαίῳ δὲ τῷ Μιληϲίῳ ἐόντι
περὶ Βυζάντιον καὶ ϲυλλαμβάνοντι τὰϲ Ἰώνων ὁλκάδαϲ ἐκ-
πλωούϲαϲ ἐκ τοῦ Πόντου ἐξαγγέλλεται τὰ περὶ Μίλητον
γενόμενα. τὰ μὲν δὴ περὶ Ἑλλήϲποντον ἔχοντα πρήγματα
ἐπιτρέπει Βιϲάλτῃ Ἀπολλοφάνεοϲ παιδὶ Ἀβυδηνῷ, αὐτὸϲ δὲ
ἔχων Λεϲβίουϲ ἐϲ Χίον ἔπλεε, καὶ Χίων φρουρῇ οὐ προϲιεμένῃ
μιν ϲυνέβαλε ἐν Κοίλοιϲι καλεομένοιϲι τῆϲ Χίηϲ χώρηϲ· (2)
τούτων τε δὴ ἐφόνευϲε ϲυχνούϲ, καὶ τῶν λοιπῶν Χίων, οἷα
δὴ κεκακωμένων ἐκ τῆϲ ναυμαχίηϲ, ὁ Ἱϲτιαῖοϲ ἔχων τοὺϲ
Λεϲβίουϲ ἐπεκράτηϲε, ἐκ Πολίχνηϲ τῆϲ Χίων ὁρμώμενοϲ.
27 φιλέει δέ κωϲ προϲημαίνειν, εὖτ' ἂν μέλλῃ μεγάλα κακὰ
ἢ πόλι ἢ ἔθνεϊ ἔϲεϲθαι· καὶ γὰρ Χίοιϲι πρὸ τούτων ϲημήια
μεγάλα ἐγένετο. (2) τοῦτο μέν ϲφι πέμψαϲι ἐϲ Δελφοὺϲ χορὸν
νεηνιέων ἑκατὸν δύο μοῦνοι τούτων ἀπενόϲτηϲαν, τοὺϲ δὲ
ὀκτώ τε καὶ ἐνενήκοντα αὐτῶν λοιμὸϲ ὑπολαβὼν ἀπήνεικε·

278 γήραϊ A: γήρα d ἐν A: om. d 279 ἀπονητὶ d: -τεὶ A 280 περιεβεβλήατο A: περιεβαλέατο d: περιεβεβλέατο Stein δὲ Ar: τάδε D 284 τὴν[2] Reiske: τῶν Ad: del. Stein 286 αὐτίκα καὶ B[pc]: αὐτίκα A: καὶ d 287 ἐθελοντὴν A: -τὶ D: -τιῇ r 288 προϲηγάγοντο A: προη- d 289 ἐγίνετο AD: ἐγέν- r 290 ἐκπλωούϲαϲ d: ἐκπλεούϲαϲ A 291 περὶ <τὴν> A 293 ἐπιτρέπει A: ἐπιτράπει d Ἀβυδηνῷ AD: -ινῷ r 296 ἐφόνευϲε AD: ἐφόνευε r 297 δὴ d: om. A 298 Πολίχνηϲ AD: Πολίϲχνηϲ r τῆϲ A: τῶν d 299 <θεὸϲ> προϲημαίνειν Nenci 300 ἢ[1] d: om. A πόλι A: πόλει d 303, 310 αὐτῶν d: αὐτέων A

τοῦτο δὲ ἐν τῇ πόλι τὸν αὐτὸν τοῦτον χρόνον, ὀλίγον πρὸ τῆς ναυμαχίης, παιcὶ γράμματα διδαcκομένοιcι ἐνέπεcε ἡ cτέγη, ὥcτε ἀπ' ἑκατὸν καὶ εἴκοcι παίδων εἷc μοῦνοc ἀπέφυγε. (3) ταῦτα μέν cφι cημήια ὁ θεὸc προέδεξε, μετὰ δὲ ταῦτα ἡ ναυμαχίη ὑπολαβοῦcα ἐc γόνυ τὴν πόλιν ἔβαλε, ἐπὶ δὲ τῇ ναυμαχίῃ ἐπεγένετο Ἱcτιαῖοc Λεcβίουc ἄγων· κεκακωμένων δὲ τῶν Χίων καταcτροφὴν εὐπετέωc αὐτῶν ἐποιήcατο.

ἐνθεῦτεν δὲ ὁ Ἱcτιαῖοc ἐcτρατεύετο ἐπὶ Θάcον ἄγων Ἰώνων 28
καὶ Αἰολέων cυχνούc. περικατημένῳ δέ οἱ Θάcον ἦλθε ἀγγελίη ὡc οἱ Φοίνικεc ἀναπλώουcι ἐκ τῆc Μιλήτου ἐπὶ τὴν ἄλλην Ἰωνίην. πυθόμενοc δὲ ταῦτα Θάcον μὲν ἀπόρθητον λείπει, αὐτὸc δὲ ἐc τὴν Λέcβον ἠπείγετο ἄγων πᾶcαν τὴν cτρατιήν. (2) ἐκ Λέcβου δὲ λιμαινούcηc οἱ τῆc cτρατιῆc πέρην διαβαίνει ἐc τὸν Ἀταρνέα ὡc ἀμήcων τὸν cῖτον τόν τε ἐνθεῦτεν καὶ τὸν ἐκ Καΐκου πεδίου τὸν τῶν Μυcῶν. ἐν δὲ τούτοιcι τοῖcι χωρίοιcι ἐτύγχανε ἐὼν Ἅρπαγοc ἀνὴρ Πέρcηc, cτρατηγὸc cτρατιῆc οὐκ ὀλίγηc, ὅc οἱ ἀποβάντι cυμβαλὼν αὐτόν τε Ἱcτιαῖον ζωγρίῃ ἔλαβε καὶ τὸν cτρατὸν αὐτοῦ τὸν πλέω διέφθειρε.

ἐζωγρήθη δὲ ὁ Ἱcτιαῖοc ὧδε· ὡc ἐμάχοντο 29
οἱ Ἕλληνεc τοῖcι Πέρcῃcι ἐν τῇ Μαλήνῃ τῆc Ἀταρνείτιδοc χώρηc, οἱ μὲν cυνέcταcαν χρόνον ἐπὶ πολλόν, ἡ δὲ ἵπποc ὕcτερον ὁρμηθεῖcα ἐπιπίπτει τοῖcι Ἕλληcι· τό τε δὴ ἔργον τῆc ἵππου τοῦτο ἐγένετο, καὶ τετραμμένων τῶν Ἑλλήνων ὁ Ἱcτιαῖοc ἐλπίζων οὐκ ἀπολέεcθαι ὑπὸ βαcιλέοc διὰ τὴν παρεοῦcαν ἁμαρτάδα φιλοψυχίην τοιήνδε τινὰ ἀναιρέεται· (2) ὡc φεύγων τε κατελαμβάνετο ὑπὸ ἀνδρὸc Πέρcεω καὶ ὡc καταιρεόμενοc ὑπ' αὐτοῦ ἔμελλε cυγκεντηθήcεcθαι,

304 πόλι Stein: πόλει 305 ἐνέπεcε A: ἔπεcε(ν) d 306 ἀπ' A: om. d 307 προέδεξε A: προc- d 309 <καὶ> κεκακωμένων r 310 ἐποιήcατο d: -αντο A 313 ἀναπλώουcι d: -πλέουcι A 316 λιμαινούcηc Reiske: δειμαινούcηc 317 ἐc d: ἐκ A τὸν Ἀταρνέα Powell: τοῦ Ἀταρνέοc 320 ὅc Ar: ὡc D 322 πλέω Ar: πλέων D 323 Ἀταρνείτιδοc C: -νίτιδοc A: -νίδοc d 324 cυνέcταcαν AD: cυνέcτηcαν r 325 ἐπιπίπτει Ar: ὑποπίπτει D 327 ἀπολέεcθαι A: ἀπολέcθαι d

Περϲίδα γλῶϲϲαν μετιεὶϲ καταμηνύει ἑωυτὸν ὡϲ εἴη Ἱϲτιαῖοϲ

30 ὁ Μιλήϲιοϲ. εἰ μέν νυν, ὡϲ ἐζωγρήθη, ἀνήχθη ἀγόμενοϲ παρὰ βαϲιλέα Δαρεῖον, ὁ δὲ οὔτ' ἂν ἔπαθε κακὸν οὐδὲν δοκέειν ἐμοί, ἀπῆκέ τ' ἂν αὐτῷ τὴν αἰτίην· νῦν δέ μιν αὐτῶν τε τούτων εἵνεκα καὶ ἵνα μὴ διαφυγὼν αὖτιϲ μέγαϲ παρὰ βαϲιλέϊ γένηται, Ἀρταφέρνηϲ τε ὁ Σαρδίων ὕπαρχοϲ καὶ ὁ λαβὼν Ἅρπαγοϲ, ὡϲ ἀπίκετο ἀγόμενοϲ ἐϲ Σάρδιϲ, τὸ μὲν {αὐτοῦ} ϲῶμα αὐτοῦ ταύτῃ ἀνεϲταύρωϲαν, τὴν δὲ κεφαλὴν ταριχεύϲαντεϲ ἀνήνεικαν παρὰ βαϲιλέα Δαρεῖον ἐϲ Σοῦϲα. (2) Δαρεῖοϲ δὲ πυθόμενοϲ ταῦτα καὶ ἐπαιτιηϲάμενοϲ τοὺϲ ταῦτα ποιήϲανταϲ ὅτι μιν οὐ ζώοντα ἀνήγαγον ἐϲ ὄψιν τὴν ἑωυτοῦ, τὴν κεφαλὴν τὴν Ἱϲτιαίου λούϲαντάϲ τε καὶ περιϲτείλανταϲ εὖ ἐνετείλατο θάψαι ὡϲ ἀνδρὸϲ μεγάλωϲ ἑωυτῷ τε καὶ Πέρϲῃϲι εὐεργέτεω. τὰ μὲν περὶ Ἱϲτιαῖον οὕτωϲ ἔϲχε.

31 Ὁ δὲ ναυτικὸϲ ϲτρατὸϲ ὁ Περϲέων χειμερίϲαϲ περὶ Μίλητον τῷ δευτέρῳ ἔτεϊ ὡϲ ἀνέπλωϲε, αἱρέει εὐπετέωϲ τὰϲ νήϲουϲ τὰϲ πρὸϲ τῇ ἠπείρῳ κειμέναϲ, Χίον καὶ Λέϲβον καὶ Τένεδον. ὅκωϲ δὲ λάβοι τινὰ τῶν νήϲων, ὡϲ ἑκάϲτην αἱρέοντεϲ οἱ βάρβαροι ἐϲαγήνευον τοὺϲ ἀνθρώπουϲ. (2) ϲαγηνεύουϲι δὲ τόνδε τὸν τρόπον· ἀνὴρ ἀνδρὸϲ ἁψάμενοϲ τῆϲ χειρὸϲ ἐκ θαλάϲϲηϲ τῆϲ βορηίηϲ ἐπὶ τὴν νοτίην διήκουϲι καὶ ἔπειτα διὰ πάϲηϲ τῆϲ νήϲου διέρχονται ἐκθηρεύοντεϲ τοὺϲ ἀνθρώπουϲ. αἵρεον δὲ καὶ τὰϲ ἐν τῇ ἠπείρῳ πόλιαϲ τὰϲ Ἰάδαϲ κατὰ ταὐτά, πλὴν οὐκ ἐϲαγήνευον τοὺϲ ἀνθρώπουϲ· οὐ γὰρ οἷά τε ἦν.

32 ἐνθαῦτα Περϲέων οἱ ϲτρατηγοὶ οὐκ ἐψεύϲαντο τὰϲ ἀπειλὰϲ τὰϲ ἐπηπείληϲαν τοῖϲι Ἴωϲι ϲτρατοπεδευομένοιϲι ἐναντία ϲφίϲι. ὡϲ γὰρ δὴ ἐπεκράτηϲαν τῶν πολίων, παῖδάϲ τε τοὺϲ

331 μετιεὶϲ d: μετεὶϲ A 332 ὁ d: om. A ἀνήχθη Bredow: ἤχθη 334 ἀπῆκε d: ἀφ- A 337 ἀγόμενοϲ ἀπίκετο d <τὰϲ> Σάρδιϲ r del. Krüger 338 ταύτῃ A: om. d 341 ζώοντα A: ζῶντα d 343 εὖ A: om. d 344 Ἱϲτιαῖον Ar: -αίου D 348 ὅκωϲ ... νήϲων del. Van Herwerden, qui ἑκάϲτην <δ'> suppl.: an λάβοι<εν>? 350 τόνδε A: τοῦτον d 351 διήκουϲι d: -ϲαν A 356 ἐπηπείληϲαν d: -ϲαντο A 357 ϲφίϲι AD: ϲφι(ν) r

εὐειδεςτάτους ἐκλεγόμενοι ἐξέταμνον καὶ ἐποίευν ἀντὶ εἶναι ἐνορχέας εὐνούχους καὶ παρθένους τὰς καλλιςτευούςας ἀναςπάςτους παρὰ βαςιλέα· ταῦτά τε δὴ ἐποίευν καὶ τὰς πόλιας ἐνεπίμπραςαν αὐτοῖςι τοῖςι ἱροῖςι. οὕτω δὴ τὸ τρίτον Ἴωνες κατεδουλώθηςαν, πρῶτον μὲν ὑπὸ Λυδῶν, δὶς δὲ ἐπεξῆς τότε ὑπὸ Περςέων.

33 *Ἀπὸ δὲ Ἰωνίης ἀπαλλαςςόμενος ὁ ναυτικὸς ςτρατὸς τὰ ἐπ' ἀριςτερὰ ἐςπλέοντι τοῦ Ἑλληςπόντου αἵρεε πάντα· τὰ γὰρ ἐπὶ δεξιὰ αὐτοῖςι τοῖςι Πέρςῃςι ὑποχείρια ἦν γεγονότα κατ' ἤπειρον. εἰςὶ δὲ ἐν τῇ Εὐρώπῃ αἵδε τοῦ Ἑλληςπόντου, Χερςόνηςός τε, ἐν τῇ πόλιες ςυχναὶ ἔνειςι, καὶ Πέρινθος καὶ τὰ τείχεα τὰ ἐπὶ Θρηίκης καὶ Ϲηλυμβρίη τε καὶ Βυζάντιον.* (2) *Βυζάντιοι μέν νυν καὶ οἱ πέρηθε Καλχηδόνιοι οὐδ' ὑπέμειναν ἐπιπλέοντας τοὺς Φοίνικας, ἀλλ' οἴχοντο ἀπολιπόντες τὴν ςφετέρην ἔςω ἐς τὸν Εὔξεινον πόντον, καὶ ἐνθαῦτα πόλιν Μεςαμβρίην οἴκιςαν· οἱ δὲ Φοίνικες κατακαύςαντες ταύτας τὰς χώρας τὰς καταλεχθείςας τράπονται ἐπί τε Προκόννηςον καὶ Ἀρτάκην, πυρὶ δὲ καὶ ταύτας νείμαντες ἔπλωον αὖτις ἐς τὴν Χερςόνηςον ἐξαιρήςοντες τὰς ἐπιλοίπους τῶν πολίων, ὅςας πρότερον προςςχόντες οὐ κατέςυραν.* (3) *ἐπὶ δὲ Κύζικον οὐδὲ ἔπλωςαν ἀρχήν· αὐτοὶ γὰρ Κυζικηνοὶ ἔτεϊ προτέρῳ τοῦ Φοινίκων ἐςπλόου ἐγεγόνεςαν ὑπὸ βαςιλέϊ*

358 *ἐξέταμνον καὶ* del. Van Herwerden *ἐποίευν* A: *-εον* d *ἀντὶ* <*τοῦ*> Valckenaer, sed cf. 7. 170. 2 359 *ἐνορχέας* Wilamowitz ex titulis: cf. 8. 105. 2: *ἐνόρχιας* A: *ἐνόρχας* d 360 *τε* A: om. d 361 *ἐνεπίμπραςαν* Ar: *-πίπρ-* D[pc] *δὴ* M: *δὲ* d: *τε* A 362–3 *πρῶτον ... Περςέων* del. Powell *δὲ* <*καὶ*> D 363 *ἐπεξῆς* d: *ἑξῆς* A 366 an *τοῖςι Πέρςῃςι* delendum? *τοῖςι* d: om. A 367 *δὲ* <*αἱ*> A 368 *ἔνειςι* A: *εἰςι* d 369 *Ϲηλυμβρίη* AD: *Ϲυληβρίη* r 370 *πέρηθε* Ar: *-εν* DS *Καλχηδόνιοι* r: *Καρχ-* D: *Χαλκ-* A 372 *ςφετέρην* A: *πόλιν* d *ἔςω* d: *εἴςω* A 373 *Μεςαμβρίην* d: *Θηλυμβρίην* A *οἴκιςαν* Schaefer: *ᾤκηςαν* A: *οἴκηςαν* d 374 *καταλεχθείςας* d: *καταλειφθείςας* A *τε* A: om. d 375 *ἔπλωον* d: *ἔπλεον* A 377 *πρότερον* A: om. d *προςςχόντες* D: *προςχ-* Ar 379 *ἔτεϊ* Dobree: *ἔτι* *προτέρῳ* Wilson: *πρότερον* *ἐςπλόου* Stein: *ἔςπλου* A: *ἔςπλου* <*τούτου*> d *ἐγεγόνεςαν ὑπὸ βαςιλέϊ* A: om. d

Οἰβάρεϊ τῷ Μεγαβάζου ὁμολογήϲαντεϲ, τῷ ἐν Δαϲκυλείῳ ὑπάρχῳ. τῆϲ δὲ Χερϲονήϲου, πλὴν Καρδίηϲ πόλιοϲ, τὰϲ ἄλλαϲ πάϲαϲ ἐχειρώϲαντο οἱ Φοίνικεϲ.

34 *Ἐτυράννευε δὲ αὐτέων μέχρι τότε Μιλτιάδηϲ ὁ Κίμωνοϲ τοῦ Cτηϲαγόρεω, κτηϲαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου τρόπῳ τοιῷδε· εἶχον Δόλογκοι Θρήικεϲ τὴν Χερϲόνηϲον ταύτην. οὗτοι ὦν οἱ Δόλογκοι πιεϲθέντεϲ πολέμῳ ὑπὸ Ἀψινθίων ἐϲ Δελφοὺϲ ἔπεμψαν τοὺϲ βαϲιλέαϲ περὶ τοῦ πολέμου χρηϲομένουϲ.* (2) *ἡ δὲ Πυθίη ϲφι ἀνεῖλε οἰκιϲτὴν ἐπάγεϲθαι ἐπὶ τὴν χώρην τοῦτον ὃϲ ἄν ϲφεαϲ ἀπιόνταϲ ἐκ τοῦ ἱροῦ πρῶτοϲ ἐπὶ ξείνια καλέϲῃ. ἰόντεϲ δὲ οἱ Δόλογκοι τὴν ἱρὴν ὁδὸν διὰ Φωκέων τε καὶ Βοιωτῶν ἤιϲαν· καί ϲφεαϲ ὡϲ οὐδεὶϲ ἐκάλεε, ἐκτράπονται ἐπ᾽ Ἀθηνέων.*

35 *ἐν δὲ τῇϲι Ἀθήνῃϲι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτοϲ Πειϲίϲτρατοϲ, ἀτὰρ ἐδυνάϲτευέ γε καὶ Μιλτιάδηϲ ὁ Κυψέλου, ἐὼν οἰκίηϲ τεθριπποτρόφου, τὰ μὲν ἀνέκαθεν ἀπ᾽ Αἰακοῦ τε καὶ Αἰγίνηϲ γεγονώϲ, τὰ δὲ νεώτερα Ἀθηναῖοϲ, Φιλαίου τοῦ Αἴαντοϲ παιδόϲ, γενομένου πρώτου τῆϲ οἰκίηϲ ταύτηϲ Ἀθηναίου.* (2) *οὗτοϲ ὁ Μιλτιάδηϲ κατήμενοϲ ἐν τοῖϲι προθύροιϲι τοῖϲι ἑωυτοῦ, ὁρέων τοὺϲ Δολόγκουϲ παριόνταϲ ἐϲθῆτα ἔχονταϲ οὐκ ἐγχωρίην καὶ αἰχμὰϲ προϲεβώϲατο καί ϲφι προϲελθοῦϲι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια. οἱ δὲ δεξάμενοι καὶ ξεινιϲθέντεϲ ὑπ᾽ αὐτοῦ ἐξέφαινον πᾶν οἱ τὸ μαντήιον, ἐκφήναντεϲ δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν πείθεϲθαι.* (3) *Μιλτιάδεα δὲ ἀκούϲαντα παραυτίκα ἔπειϲε ὁ λόγοϲ οἷα ἀχθόμενόν τε τῇ Πειϲιϲτράτου ἀρχῇ καὶ βουλόμενον ἐκποδὼν εἶναι. αὐτίκα δὲ ἐϲτάλη ἐϲ Δελφοὺϲ ἐπειρηϲόμενοϲ τὸ χρηϲτήριον εἰ ποιοῖ τάπερ αὐτοῦ οἱ*

383 *αὐτέων* d: *αὐτῶν* A 392 *ἐκτράπονται* d: *ἐκτρέπονται* A *Ἀθηνέων* A: *-αίων* d 394 *γε* Y, Reiske: *τε* A: om. d 396 *Φιλαίου* A: *Φιλέου* d 397 *πρώτου* A: *πρώτηϲ* d *ταύτηϲ τῆϲ οἰκίηϲ* d 399 *ὁρέων* d: *ὁρῶν* A 402–3 *οἱ πᾶν* Legrand 403 *οἱ* d: om. A an *αὐτοῦ* <*ταύτῃ*>? 404 *Μιλτιάδεα* A: *-δην* d 405 *ὁ* A: om. d 407 *ποιοῖ* d: *ποιοίη* A *αὐτοῦ* A: *αὐτοὶ* d

Δόλογκοι προcεδέοντο. κελευούcης δὲ καὶ τῆc Πυθίης, οὕτω 36
*δὴ Μιλτιάδης ὁ Κυψέλου, Ὀλύμπια ἀναραιρηκὼc πρότερον
τούτων τεθρίππῳ, τότε παραλαβὼν Ἀθηναίων πάντα τὸν
βουλόμενον μετέχειν τοῦ cτόλου ἔπλεε ἅμα τοῖcι Δολόγκοιcι
καὶ ἔcχε τὴν χώρην· καί μιν οἱ ἐπαγαγόμενοι τύραννον
κατεcτήcαντο.* (2) *ὁ δὲ πρῶτον μὲν ἀπετείχιcε τὸν ἰcθμὸν τῆc
Χερcονήcου ἐκ Καρδίηc πόλιοc ἐc Πακτύην, ἵνα μὴ ἔχοιέν
cφεαc οἱ Ἀψίνθιοι δηλέεcθαι ἐcβάλλοντεc ἐc τὴν χώρην. εἰcὶ
δὲ οὗτοι cτάδιοι ἕξ τε καὶ τριήκοντα τοῦ ἰcθμοῦ· ἀπὸ δὲ τοῦ
ἰcθμοῦ τούτου ἡ Χερcόνηcοc ἔcω πᾶcά ἐcτι cταδίων εἴκοcι
καὶ τετρακοcίων τὸ μῆκοc. ἀποτειχίcαc ὦν τὸν αὐχένα τῆc* 37
*Χερcονήcου ὁ Μιλτιάδηc καὶ τοὺc Ἀψινθίουc τρόπῳ τοιούτῳ
ὠcάμενοc τῶν λοιπῶν πρώτοιcι ἐπολέμηcε Λαμψακηνοῖcι·
καί μιν οἱ Λαμψακηνοὶ λοχήcαντεc αἱρέουcι ζωγρίῃ. ἦν δὲ ὁ
Μιλτιάδηc Κροίcῳ τῷ Λυδῷ ἐν γνώμῃ γεγονώc· πυθόμενοc
ὦν ὁ Κροῖcοc ταῦτα πέμπων προηγόρευε τοῖcι Λαμψακηνοῖcι
μετιέναι Μιλτιάδεα· εἰ δὲ μή, cφεαc πίτυοc τρόπον ἀπείλεε
ἐκτρίψειν.* (2) *πλανωμένων δὲ τῶν Λαμψακηνῶν ἐν τοῖcι
λόγοιcι τὸ θέλει τὸ ἔποc εἶπαι τό cφι ἀπείληcε ὁ Κροῖcοc,
πίτυοc τρόπον ἐκτρίψειν, μόγιc κοτὲ μαθὼν τῶν τιc πρεcβυ-
τέρων εἶπε τὸ ἐόν, ὅτι πίτυc μούνη πάντων δενδρέων ἐκκο-
πεῖcα βλαcτὸν οὐδένα μετίει ἀλλὰ πανώλεθροc ἐξαπόλλυται.
δείcαντεc ὦν οἱ Λαμψακηνοὶ Κροῖcον λύcαντεc μετῆκαν
Μιλτιάδεα. οὗτοc μὲν δὴ διὰ Κροῖcον ἐκφεύγει, μετὰ δὲ* 38
*τελευτᾷ ἄπαιc, τὴν ἀρχήν τε καὶ τὰ χρήματα παραδοὺc
Cτηcαγόρῃ τῷ Κίμωνοc ἀδελφεοῦ {παιδὶ} ὁμομητρίου. καί οἱ*

408 *δὲ* d: *δὴ* A 409 *ἀναραιρηκὼc* Stein: *ἀραιρ-* d: *ἀναιρ-* SV: *ἀνηρ-* A 412 *ἐπαγαγόμενοι* A: *ἐπαγό-* d 413 *κατεcτήcαντο* A: *-ηcαν* d *ἀπετείχιcε* d: *ἐπ-* A 414 <*ἐκ*> *τῆc* D 415 *ἐcβάλλοντεc* Ar: *ἐcβαλόντεc* D 417 *ἔcω* edd.: *εἴcω* 419 *τοιούτῳ* A: *τούτῳ* d 424 *Μιλτιάδεα* A: *-δην* d an <*αὐτόc*> *cφεαc*? 426 lacunam post *λόγοιcι* statuit Powell *τὸ*² A: om. d *εἶπαι* Abicht: *εἶναι* 428 *δενδρέων* d: *δένδρων* A 429 *πανώλεθροc* d: *-ρωc* A 431 *Μιλτιάδεα* A: *-δην* d *δὲ* <*ταῦτα*> d 432 *τε* d: om. A 433 del. Cobet

*τελευτήσαντι Χερσονησῖται θύουσι ὡς νόμος οἰκιστῇ, καὶ
ἀγῶνα ἱππικόν τε καὶ γυμνικὸν ἐπιστᾶσι, ἐν τῷ Λαμψακηνῶν
οὐδενὶ ἐγγίνεται ἀγωνίζεσθαι.* (2) *πολέμου δὲ ἐόντος πρὸς
Λαμψακηνοὺς καὶ Στησαγόρεα κατέλαβε ἀποθανεῖν ἄπαιδα,
πληγέντα τὴν κεφαλὴν πελέκεϊ ἐν τῷ πρυτανηίῳ πρὸς
ἀνδρὸς αὐτομόλου μὲν τῷ λόγῳ, πολεμίου δὲ καὶ ὑποθερμο-*
39 *τέρου τῷ ἔργῳ. τελευτήσαντος δὲ καὶ Στησαγόρεω τρόπῳ
τοιῷδε, ἐνθαῦτα Μιλτιάδεα τὸν Κίμωνος, Στησαγόρεω δὲ τοῦ
τελευτήσαντος ἀδελφεόν, καταλαμψόμενον τὰ πρήγματα ἐπὶ
Χερσονήσου ἀποστέλλουσι τριήρεϊ οἱ Πεισιστρατίδαι, οἵ μιν
καὶ ἐν Ἀθήνῃσι ἐποίευν εὖ ὡς οὐ συνειδότες δῆθεν τοῦ πατρὸς
{Κίμωνος} αὐτοῦ τὸν θάνατον, τὸν ἐγὼ ἐν ἄλλῳ λόγῳ
σημανέω ὡς ἐγένετο.* (2) *Μιλτιάδης δὲ ἀπικόμενος ἐς τὴν
Χερσόνησον εἶχε κατ' οἴκους, τὸν ἀδελφεὸν Στησαγόρεα
δηλαδὴ ἐπιτιμέων. οἱ δὲ Χερσονησῖται πυνθανόμενοι ταῦτα
συνελέχθησαν ἀπὸ πασέων τῶν πολίων οἱ δυναστεύοντες
πάντοθεν, κοινῷ δὲ στόλῳ ἀπικόμενοι ὡς συλλυπηθησόμενοι
ἐδέθησαν ὑπ' αὐτοῦ. Μιλτιάδης τε δὴ ἴσχει τὴν Χερσόνησον
πεντακοσίους βόσκων ἐπικούρους καὶ γαμέει Ὀλόρου τοῦ*
40 *Θρηίκων βασιλέος τὴν θυγατέρα Ἡγησιπύλην. οὗτος δὴ ὁ
Κίμωνος Μιλτιάδης νεωστὶ μὲν ἐληλύθεε ἐς τὴν Χερσόνησον,
κατελάμβανε δέ μιν ἐλθόντα ἄλλα τῶν κατεχόντων
πρηγμάτων χαλεπώτερα. τρίτῳ μὲν γὰρ ἔτεϊ* <*πρὸ*> *τούτων
Σκύθας ἐκφεύγει· Σκύθαι γὰρ οἱ νομάδες ἐρεθισθέντες ὑπὸ
βασιλέος Δαρείου συνεστράφησαν καὶ ἤλασαν μέχρι τῆς
Χερσονήσου ταύτης.* (2) *τούτους ἐπιόντας οὐκ ὑπομείνας*

436 *ἐόντος* d: *ὄντος* A 437 *Στησαγόρεα κατέλαβε* A: *-όρην κατελάμβανε(ν)* d 442 *καταλαμψόμενον* A: *-ψάμενον* d <*τὰ*> *ἐπὶ* Van Herwerden 445 del. Stein: *αὐτοῦ Κίμωνος* d 447 *κατ' οἴκους* d: *κατοίκου* A 451 *ὑπ'* A: om. d *δὴ* A: om. d 453 *τὴν* A: om. d *δὴ* Krüger: *δὲ* 454 *ἐληλύθεε* d: *-θε* A 455 *κατεχόντων* d: *καταλαβόντων* A 456 suppl. Stein 457 *ἐκφεύγει* A: *ἔφευγε* d: *ἔφυγε* Powell *ἐρεθισθέντες* A: *ἐρετισθέντες* d 458 *τῆς* A: om. d 459 *οὐκ* edd.: *οὐχ*

ὁ Μιλτιάδηc ἔφευγε ἀπὸ Χερcονήcου, ἐc ὃ οἵ τε Cκύθαι ἀπαλλάχθηcαν καί μιν οἱ Δόλογκοι κατήγαγον ὀπίcω. ταῦτα 41
μὲν δὴ τρίτῳ ἔτεϊ πρότερον ἐγεγόνεε τῶν τότε μιν κατεχόντων, τότε δὲ πυνθανόμενοc εἶναι τοὺc Φοίνικαc ἐν Τενέδῳ πληρώcαc τριήρεαc πέντε χρημάτων τῶν παρεόντων ἀπέπλεε ἐc τὰc Ἀθήναc. καὶ ὡc ὁρμήθη ἐκ Καρδίηc πόλιοc, ἔπλεε διὰ τοῦ Μέλανοc κόλπου· παραμείβετό τε τὴν Χερcόνηcον καὶ οἱ Φοίνικέc οἱ περιπίπτουcι τῇcι νηυcί. (2) αὐτὸc μὲν δὴ Μιλτιάδηc cὺν τῇcι τέccερcι τῶν νεῶν καταφεύγει ἐc Ἴμβρον, τὴν δέ οἱ πέμπτην τῶν νεῶν κατεῖλον διώκοντεc οἱ Φοίνικεc. τῆc δὲ νεὸc ταύτηc ἔτυχε τῶν Μιλτιάδεω παίδων ὁ πρεcβύτατοc ἄρχων Μητίοχοc, οὐκ ἐκ τῆc Ὀλόρου τοῦ Θρήικοc ἐὼν θυγατρὸc ἀλλ' ἐξ ἄλληc. (3) καὶ τοῦτον ἅμα τῇ νηὶ εἷλον οἱ Φοίνικεc καί μιν πυθόμενοι ὡc εἴη Μιλτιάδεω παῖc ἀνήγαγον παρὰ βαcιλέα, δοκέοντεc χάριτα μεγάλην καταθήcεcθαι, ὅτι δὴ Μιλτιάδηc γνώμην ἀπεδέξατο ἐν τοῖcι Ἴωcι πείθεcθαι κελεύων τοῖcι Cκύθῃcι, ὅτε οἱ Cκύθαι προcεδέοντο λύcανταc τὴν cχεδίην ἀποπλέειν ἐc τὴν ἑωυτῶν. (4) Δαρεῖοc δέ, ὡc οἱ Φοίνικεc Μητίοχον τὸν Μιλτιάδεω ἀνήγαγον, ἐποίηcε κακὸν μὲν οὐδὲν Μητίοχον, ἀγαθὰ δὲ cυχνά· καὶ γὰρ οἶκον καὶ κτῆcιν ἔδωκε καὶ Περcίδα γυναῖκα, ἐκ τῆc οἱ τέκνα ἐγένετο τὰ ἐc Πέρcαc κεκοcμέαται. Μιλτιάδηc δὲ ἐξ Ἴμβρου ἀπικνέεται ἐc τὰc Ἀθήναc.

Καὶ κατὰ τὸ ἔτοc τοῦτο ἐκ τῶν Περcέων οὐδὲν ἐπὶ πλέον 42
ἐγένετο τούτων ἐc νεῖκοc φέρον Ἴωcι, ἀλλὰ τάδε μὲν κάρτα χρήcιμα τοῖcι Ἴωcι ἐγένετο τούτου τοῦ ἔτεοc· Ἀρταφέρνηc ὁ

460 ἀπὸ Χερcονήcου A: Χερcόνηcον d 461 ἀπαλλάχθηcαν r: ἀπηλλ- AD μιν οἱ d: ἐκεῖνον A 462 τρίτῳ <καὶ δεκάτῳ> Herbst 465 ὡc Wilson: ὥcπερ ὁρμήθη A: ὡρ- d: post hanc vocem interpunxit Brackett 466 παραμείβετο d: παρημ- A 468 τέccερcι P: τέccαρcι Ad 469 καταφεύγει ... νεῶν AD: om. r 470 νεὸc AR: νεὼc d 476 κελεύων del. Cobet οἱ Cκύθαι fortasse delendum 477 λύcανταc AD: -τεc r 481 ἐκ τῆc d: ἐξ ἧc A 483 ἐπὶ A: ἔτι d 484–5 χρήcιμα κάρτα d 485 τοῦ Ar: om. D <δὲ> ὁ A

Σαρδίων ὕπαρχος μεταπεμψάμενος ἀγγέλους ἐκ τῶν πολίων συνθήκας σφίσι αὐτοῖσι τοὺς Ἴωνας ἠνάγκασε ποιέεσθαι, ἵνα δωσίδικοι εἶεν καὶ μὴ ἀλλήλους φέροιέν τε καὶ ἄγοιεν. (2) *ταῦτά τε ἠνάγκασε ποιέειν καὶ τὰς χώρας σφεων μετρήσας κατὰ παρασάγγας, τοὺς καλέουσι οἱ Πέρσαι τὰ τριήκοντα στάδια, κατὰ δὴ τούτους μετρήσας φόρους ἔταξε ἑκάστοισι, οἳ κατὰ χώρην διατελέουσι ἔχοντες ἐκ τούτου τοῦ χρόνου αἰεὶ ἔτι καὶ ἐς ἐμὲ ὡς ἐτάχθησαν ἐξ Ἀρταφέρνεος· ἐτάχθησαν*

43 *δὲ σχεδὸν κατὰ ταὐτὰ τὰ καὶ πρότερον εἶχον. καί σφι ταῦτα μὲν εἰρηναῖα ἦν· ἅμα δὲ τῷ ἔαρι τῶν ἄλλων καταλελυμένων στρατηγῶν ἐκ βασιλέος Μαρδόνιος ὁ Γωβρύεω κατέβαινε ἐπὶ θάλασσαν, στρατὸν πολλὸν μὲν κάρτα πεζὸν ἅμα ἀγόμενος πολλὸν δὲ ναυτικόν, ἡλικίην τε νέος ἐὼν καὶ νεωστὶ γεγαμηκὼς βασιλέος Δαρείου θυγατέρα Ἀρτοζώστρην.* (2) *ἄγων δὲ τὸν στρατὸν τοῦτον ὁ Μαρδόνιος ἐπείτε ἐγένετο ἐν τῇ Κιλικίῃ, αὐτὸς μὲν ἐπιβὰς ἐπὶ νεὸς ἐκομίζετο ἅμα τῇσι ἄλλῃσι νηυσί, στρατιὴν δὲ τὴν πεζὴν ἄλλοι ἡγεμόνες ἦγον ἐπὶ τὸν Ἑλλήσποντον.* (3) *ὡς δὲ παραπλέων τὴν Ἀσίην ἀπίκετο ὁ Μαρδόνιος ἐς τὴν Ἰωνίην, ἐνθαῦτα μέγιστον θῶμα ἐρέω τοῖσι μὴ ἀποδεκομένοισι Ἑλλήνων Περσέων τοῖσι ἑπτὰ Ὀτάνεα γνώμην ἀποδέξασθαι ὡς χρεὸν εἴη δημοκρατέεσθαι Πέρσας· τοὺς γὰρ τυράννους τῶν Ἰώνων καταπαύσας πάντας ὁ Μαρδόνιος δημοκρατίας κατίστα ἐς τὰς πόλιας.* (4) *ταῦτα δὲ ποιήσας ἠπείγετο ἐς τὸν Ἑλλήσποντον. ὡς δὲ συνελέχθη μὲν χρῆμα πολλὸν νεῶν, συνελέχθη δὲ καὶ πεζὸς στρατὸς πολλός, διαβάντες τῇσι νηυσὶ τὸν Ἑλλήσποντον ἐπορεύοντο διὰ τῆς Εὐρώπης, ἐπορεύοντο δὲ ἐπί τε Ἐρέτριαν καὶ Ἀθήνας.*

486 *πολίων* AD: *πολεμίων* r 488 *δωσίδικοι* d: *δοσ-* A 489 *μετρήσας σφέων* A 493 *καὶ ἔτι* r 494 *εἶχον*] *εἶπον* Casaubon 495 *εἰρηναῖα* ADX^{pc}S: *-αῖοι* r 498 *δὲ* A: *τε* d 499 *Ἀρτοζώστρην* Ad: *Ἀρτα-* B^{1}C 500 *τοῦτον* A: om. d *ἐγένετο* A: *ἐγίν-* d 501 *νεὸς* A: *νεὼς* d 502 *ἄλλῃσι* A: om. d *νηυσί* AD^{pc}X^{pc}S: *νευσί* r 504 *θῶμα* d: *θῶυμα* A: *θαῦμα* SV 510 *πολλὸν* B^{pc}, C(?): *πολλῶν* Ad *πολλὸς στρατός* A 512 *Ἐρέτριαν* d: *-ειαν* AD^{ac}

αὗται μὲν ὦν ϲφι πρόϲχημα ἦϲαν τοῦ ϲτόλου, ἀτὰρ ἐν νόῳ 44
ἔχοντεϲ ὅϲαϲ ἂν πλείϲταϲ δύνωνται καταϲτρέφεϲθαι τῶν Ἑλληνίδων πολίων, τοῦτο μὲν δὴ τῇϲι νηυϲὶ Θαϲίουϲ οὐδὲ χεῖραϲ ἀνταειραμένουϲ κατεϲτρέψαντο, τοῦτο δὲ τῷ πεζῷ Μακεδόναϲ πρὸϲ τοῖϲι ὑπάρχουϲι δούλουϲ προϲεκτήϲαντο· τὰ γὰρ ἐντὸϲ Μακεδόνων ἔθνεα πάντα ϲφι ἦν ἤδη ὑποχείρια γεγονότα. (2) ἐκ μὲν δὴ Θάϲου διαβαλόντεϲ πέρην ὑπὸ τὴν ἤπειρον ἐκομίζοντο μέχρι Ἀκάνθου, ἐκ δὲ Ἀκάνθου ὁρμώμενοι τὸν Ἄθων περιέβαλλον. ἐπιπεϲὼν δέ ϲφι περιπλέουϲι βορῆϲ ἄνεμοϲ μέγαϲ τε καὶ ἄποροϲ κάρτα τρηχέωϲ περιέϲπε πλήθεϊ πολλὰϲ τῶν νεῶν ἐκβάλλων πρὸϲ τὸν Ἄθων. (3) λέγεται γὰρ κατὰ τριηκοϲίαϲ μὲν τῶν νεῶν τὰϲ διαφθαρείϲαϲ εἶναι, ὑπὲρ δὲ δύο μυριάδαϲ ἀνθρώπων· ὥϲτε γὰρ θηριωδεϲτάτηϲ ἐούϲηϲ τῆϲ θαλάϲϲηϲ ταύτηϲ τῆϲ περὶ τὸν Ἄθων οἱ μὲν ὑπὸ τῶν θηρίων διεφθείροντο ἁρπαζόμενοι, οἱ δὲ πρὸϲ τὰϲ πέτραϲ ἀραϲϲόμενοι· οἱ δὲ αὐτῶν νέειν οὐκ ἠπιϲτέατο καὶ κατὰ τοῦτο διεφθείροντο, οἱ δὲ ῥίγεϊ.

ὁ μὲν δὴ ναυτικὸϲ ϲτρατὸϲ οὕτω ἔπρηϲϲε, Μαρδονίῳ δὲ καὶ 45
τῷ πεζῷ ϲτρατοπεδευομένῳ ἐν Μακεδονίῃ νυκτὸϲ Βρύγοι Θρήικεϲ ἐπεχείρηϲαν· καί ϲφεων πολλοὺϲ φονεύουϲι οἱ Βρύγοι, Μαρδόνιόν τε αὐτὸν τρωματίζουϲι. οὐ μέντοι οὐδὲ αὐτοὶ δουλοϲύνην διέφυγον πρὸϲ Περϲέων· οὐ γὰρ δὴ πρότερον ἀπανέϲτη ἐκ τῶν χωρέων τουτέων Μαρδόνιοϲ πρὶν ἤ ϲφεαϲ ὑποχειρίουϲ ἐποιήϲατο. (2) τούτουϲ μέντοι καταϲτρεψάμενοϲ ἀπῆγε τὴν ϲτρατιὴν ὀπίϲω, ἅτε τῷ πεζῷ τε προϲπταίϲαϲ πρὸϲ τοὺϲ Βρύγουϲ καὶ τῷ ναυτικῷ μεγάλωϲ περὶ Ἄθων. οὗτοϲ μέν νυν ὁ ϲτόλοϲ αἰϲχρῶϲ ἀγωνιϲάμενοϲ

514 ὅϲαϲ: an ὅκωϲ? δύνωνται d: δύναιντο A 518 ἤδη ἦν d
521 Ἄθων ADS: Ἄθω r περιέβαλλον A: -έβαλον d 522 βορῆϲ d: βορρῆϲ A
523 περιέϲπε d: -πεε A ἐκβάλλων A: ἐκβαλὼν d 524 γὰρ κατὰ S: γὰρ A: κατὰ d 528 οἱ ... ἀραϲϲόμενοι post 529 διεφθείροντο traiecit d οἱ] οἳ Y, Reiske αὐτῶν A: αὐτέων d νέειν d: νεῖν A 529 ἠπιϲτέατο A: ἐπ- d
533 τε d: δὲ A μέντοι A: μὲν d 536 ἤ Ar: om. D ἐποιήϲατο Ar: -αντο D

46 ἀπαλλάχθη ἐς τὴν Ἀσίην. δευτέρῳ δὲ ἔτεϊ τούτων ὁ Δαρεῖος πρῶτα μὲν Θασίους διαβληθέντας ὑπὸ τῶν ἀστυγειτόνων ὡς ἀπόστασιν μηχανῴατο πέμψας ἄγγελον ἐκέλευέ σφεας τὸ τεῖχος περιαιρέειν καὶ τὰς νέας ἐς Ἄβδηρα κομίζειν. (2) οἱ γὰρ δὴ Θάσιοι, οἷα ὑπὸ Ἱστιαίου τε τοῦ Μιλησίου πολιορκηθέντες καὶ προσόδων ἐουσέων μεγαλέων, ἐχρέωντο τοῖσι χρήμασι νέας τε ναυπηγεύμενοι μακρὰς καὶ τεῖχος ἰσχυρότερον περιβαλλόμενοι. ἡ δὲ πρόσοδός σφι ἐγίνετο ἔκ τε τῆς ἠπείρου καὶ ἀπὸ τῶν μετάλλων. (3) ἐκ μέν γε τῶν ἐν Σκαπτησύλῃ μετάλλων τῶν χρυσέων τὸ ἐπίπαν ὀγδώκοντα τάλαντα προσῄιε, ἐκ δὲ τῶν ἐν αὐτῇ Θάσῳ ἐλάσσω μὲν τούτων, συχνὰ δὲ οὕτως ὥστε τὸ ἐπίπαν Θασίοισι ἐοῦσι καρπῶν ἀτελέσι προσῄιε ἀπό τε τῆς ἠπείρου καὶ τῶν μετάλλων ἔτεος ἑκάστου διηκόσια τάλαντα, ὅτε δὲ τὸ πλεῖστον προσῆλθε, τριηκόσια.

47 εἶδον δὲ καὶ αὐτὸς τὰ μέταλλα ταῦτα, καὶ μακρῷ ἦν αὐτῶν θωμασιώτατα τὰ οἱ Φοίνικες ἀνεῦρον οἱ μετὰ Θάσου κτίσαντες τὴν νῆσον ταύτην, ἥτις νῦν ἐπὶ τοῦ Θάσου τούτου τοῦ Φοίνικος τὸ οὔνομα ἔσχηκε. (2) τὰ δὲ μέταλλα τὰ Φοινικικὰ ταῦτα ἐστὶ τῆς Θάσου μεταξὺ Αἰνύρων τε χώρου καλεομένου καὶ Κοινύρων, ἀντίον δὲ Σαμοθρηίκης, ὄρος μέγα ἀνεστραμμένον ἐν τῇ ζητήσι. τοῦτο μὲν νύν ἐστι τοιοῦτον, οἱ δὲ Θάσιοι τῷ βασιλέϊ κελεύσαντι καὶ τὸ τεῖχος τὸ σφέτερον κατεῖλον καὶ τὰς νέας πάσας ἐκόμισαν ἐς Ἄβδηρα.

48 Μετὰ δὲ τοῦτο ἀπεπειρᾶτο ὁ Δαρεῖος τῶν Ἑλλήνων ὅ τι ἐν νόῳ ἔχοιεν, κότερα πολεμέειν ἑωυτῷ ἢ παραδιδόναι σφέας

540 ἀπαλλάχθη A: ἀπηλλ- d τούτων A: τουτέων d (item 550) 542 ὡς <ἐς> d μηχανῴατο Stein: -νοίατο 544 οἷα r: οἱ AD 545 μεγαλέων d: μεγάλων A 546 νέας Stein: ναῦς 548 ἐν Σκαπτησύλῃ d: ἐκ Σκαπτῆς Ὕλης A 549 μετάλλων post χρυσέων Ad: traiecit Blaydes τῶν χρυσέων fortasse delendum vel χρυσοῦ scribendum: an post 548 μετάλλων traiciendum (Holford-Strevens)? 550 προσῄιε d: προσῄει A αὐτῇ <τῇ> Θάσῳ Blaydes 555 θωμασιώτατα d: θαυμ- A 556 ἐπὶ d: ἀπὸ A 557 ἔσχηκε Stein: ἔσχε Ad: ἴσχει Richards 559 Κοινύρων A: Κον- d 560 τῇ A: om. d ζητήσι Stein: -σει 562 <τὰς> πάσας A 564 νόῳ r: νῷ AD πολεμέειν d: -εῖν A

αὐτούϲ. (2) διέπεμπε ὦν κήρυκαϲ ἄλλουϲ ἄλλῃ τάξαϲ ἀνὰ τὴν Ἑλλάδα, κελεύων αἰτέειν βαϲιλέϊ γῆν τε καὶ ὕδωρ. τούτουϲ μὲν δὴ ἐϲ τὴν Ἑλλάδα ἔπεμπε, ἄλλουϲ δὲ κήρυκαϲ διέπεμπε ἐϲ τὰϲ ἑωυτοῦ δαϲμοφόρουϲ πόλιαϲ τὰϲ παραθαλαϲϲίουϲ, κελεύων νέαϲ τε μακρὰϲ καὶ ἱππαγωγὰ πλοῖα ποιέεϲθαι.

οὗτοί τε δὴ παρεϲκευάζοντο ταῦτα καὶ τοῖϲι ἥκουϲι ἐϲ τὴν 49
Ἑλλάδα κήρυξι πολλοὶ μὲν ἠπειρωτέων ἔδοϲαν τὰ προΐϲχετο αἰτέων ὁ Πέρϲηϲ, πάντεϲ δὲ νηϲιῶται ἐϲ τοὺϲ ἀπικοίατο αἰτήϲοντεϲ. οἵ τε δὴ ἄλλοι νηϲιῶται διδοῦϲι γῆν τε καὶ ὕδωρ Δαρείῳ καὶ δὴ καὶ Αἰγινῆται. (2) ποιήϲαϲι δέ ϲφι ταῦτα ἰθέωϲ Ἀθηναῖοι ἐπεκέατο, δοκέοντέϲ τε ἐπὶ ϲφίϲι ἐπέχονταϲ τοὺϲ Αἰγινήταϲ δεδωκέναι, ὡϲ ἅμα τῷ Πέρϲῃ ἐπὶ ϲφέαϲ ϲτρατεύωνται, καὶ ἄϲμενοι προφάϲιοϲ ἐπελάβοντο, φοιτέοντέϲ τε ἐϲ τὴν Ϲπάρτην κατηγόρεον τῶν Αἰγινητέων τὰ πεποιήκοιεν προδόντεϲ τὴν Ἑλλάδα.

πρὸϲ ταύτην δὲ τὴν κατηγορίην 50
Κλεομένηϲ ὁ Ἀναξανδρίδεω, βαϲιλεὺϲ ἐὼν Ϲπαρτιητέων, διέβη ἐϲ Αἴγιναν, βουλόμενοϲ ϲυλλαβεῖν Αἰγινητέων τοὺϲ αἰτιωτάτουϲ. (2) ὡϲ δὲ ἐπειρᾶτο ϲυλλαμβάνων, ἄλλοι τε δὴ ἐγίνοντο αὐτῷ ἀντίξοοι τῶν Αἰγινητέων, ἐν δὲ δὴ καὶ Κριὸϲ ὁ Πολυκρίτου μάλιϲτα, ὃϲ οὐκ ἔφη αὐτὸν οὐδένα ἄξειν χαίροντα Αἰγινητέων· ἄνευ γάρ μιν Ϲπαρτιητέων τοῦ κοινοῦ ποιέειν ταῦτα, ὑπ' Ἀθηναίων ἀναγνωϲθέντα χρήμαϲι· ἅμα γὰρ ἄν μιν τῷ ἑτέρῳ βαϲιλέϊ ἐλθόντα ϲυλλαμβάνειν. (3) ἔλεγε δὲ ταῦτα ἐξ ἐπιϲτολῆϲ τῆϲ Δημαρήτου. Κλεομένηϲ δὲ ἀπελαυνόμενοϲ ἐκ τῆϲ Αἰγίνηϲ εἴρετο τὸν Κριὸν ὅ τι οἱ εἴη οὔνομα· ὁ δέ οἱ τὸ ἐὸν ἔφραϲε. ὁ δὲ Κλεομένηϲ πρὸϲ αὐτὸν ἔφη· Ἤδη νῦν καταχαλκοῦ, ὦ κριέ, τὰ κέρεα, ὡϲ ϲυνοιϲόμενοϲ μεγάλῳ κακῷ.

572 δέ <οἱ> A τοὺϲ P: οὓϲ Ad 574 ϲφι d: ϲφίϲι A 575 ἐπέχονταϲ A: ἔχονταϲ vel -τεϲ d 577 φοιτέοντεϲ d: φοιτῶντεϲ A 578 τὴν A: om. d τῶν A: om. d 580 βαϲιλεὺϲ ἐὼν d: βαϲιλεύων A 582 ϲυλλαμβάνων A: -νειν d 583 αὐτῷ ἐγίνοντο d τῶν A: om. d 586 ὑπ' AD: ἀπὸ r 590 <τὸ> οὔνομα A οἱ A: om. d

51 Ἐν δὲ τῇ Cπάρτῃ τοῦτον τὸν χρόνον ὑπομένων Δημάρητος ὁ Ἀρίςτωνος διέβαλλε τὸν Κλεομένεα, ἐὼν βαςιλεὺς καὶ οὗτος Cπαρτιητέων, οἰκίης δὲ τῆς ὑποδεεςτέρης, κατ' ἄλλο μὲν οὐδὲν ὑποδεεςτέρης (ἀπὸ γὰρ τοῦ αὐτοῦ γεγόναςι), κατὰ πρεςβυγενείην δέ κως τετίμηται μᾶλλον ἡ Εὐρυςθένεος.

52 Λακεδαιμόνιοι γὰρ ὁμολογέοντες οὐδενὶ ποιητῇ λέγουςι αὐτὸν Ἀριςτόδημον τὸν Ἀριςτομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου βαςιλεύοντα ἀγαγεῖν cφέας ἐς ταύτην τὴν χώρην τὴν νῦν ἐκτέαται, ἀλλ' οὐ τοὺς Ἀριςτοδήμου παῖδας. (2) μετὰ δὲ χρόνον οὐ πολλὸν Ἀριςτοδήμῳ τεκεῖν τὴν γυναῖκα, τῇ οὔνομα εἶναι Ἀργείην· θυγατέρα δὲ αὐτὴν λέγουςι εἶναι Αὐτεςίωνος τοῦ Τειςαμενοῦ τοῦ Θερςάνδρου τοῦ Πολυνείκεος· ταύτην δὴ τεκεῖν δίδυμα, ἐπιδόντα δὲ τὸν Ἀριςτόδημον τὰ τέκνα νούςῳ τελευτᾶν. (3) Λακεδαιμονίους δὲ τοὺς τότε ἐόντας βουλεῦςαι κατὰ νόμον βαςιλέα τῶν παίδων τὸν πρεςβύτερον ποιήςαςθαι· οὐκ ὦν δή cφεας ἔχειν ὁκότερον ἕλωνται, ὥςτε καὶ ὁμοίων καὶ ἴςων ἐόντων· οὐ δυναμένους δὲ <δια>γνῶναι, ἢ καὶ πρὸ τούτου, ἐπειρωτᾶν τὴν τεκοῦςαν. (4) τὴν δὲ οὐδὲ αὐτὴν φάναι διαγινώςκειν· εἰδυῖαν μὲν καὶ τὸ κάρτα λέγειν ταῦτα, βουλομένην δὲ εἴ κως ἀμφότεροι γενοίατο βαςιλέες. τοὺς ὦν δὴ Λακεδαιμονίους ἀπορέειν, ἀπορέοντας δὲ πέμπειν ἐς Δελφοὺς ἐπειρηςομένους ὅ τι χρήςωνται τῷ πρήγματι. (5) τὴν δὲ Πυθίην cφεας κελεύειν ἀμφότερα τὰ παιδία ἡγήςαςθαι βαςιλέας, τιμᾶν δὲ μᾶλλον τὸν γεραίτερον. τὴν μὲν δὴ Πυθίην ταῦτά cφι ἀνελεῖν, τοῖςι δὲ Λακεδαιμονίοιςι ἀπορέουςι οὐδὲν ἧςςον ὅκως ἐξεύρωςι αὐτῶν τὸν πρεςβύτερον, ὑποθέςθαι ἄνδρα Μεςςήνιον τῷ

594 διέβαλλε d: διέβαλε ASV ἐὼν A: om. d 597 κως d: πως A 603 εἶναι A: ἦν d Ἀργείην AD: Ἀργίνην r 604 Τειςαμενοῦ Hude: Τις- 605 δὴ A: δὲ d τὸν d: om. A 607 τότε <ἐν τέλεϊ> Stein 610 suppl. Powell ἢ καὶ πρὸ τούτου del. Van Herwerden 611 εἰδυῖαν A: -α d 615 πρήγματι Ar: πράγ- D κελεύειν cφέας d 617 γεραίτερον d: πρεςβύτερον A

οὔνομα εἶναι Πανίτην· (6) *ὑποθέϲθαι δὲ τοῦτον τὸν Πανίτην τάδε τοῖϲι Λακεδαιμονίοιϲι, φυλάξαι τὴν γειναμένην ὁκότερον τῶν παιδίων πρότερον λούει καὶ ϲιτίζει· καὶ ἢν μὲν κατὰ ταὐτὰ φαίνηται αἰεὶ ποιεῦϲα, τοὺϲ δὲ πᾶν ἕξειν ὅϲον τι καὶ δίζηνται καὶ θέλουϲι ἐξευρεῖν, ἢν δὲ πλανᾶται καὶ ἐκείνη ἐναλλὰξ ποιεῦϲα, δῆλά ϲφι ἔϲεϲθαι ὡϲ οὐδὲ ἐκείνη πλέον οὐδὲν οἶδε, ἐπ' ἄλλην τε τραπέϲθαί ϲφεαϲ ὁδόν.* (7) *ἐνθαῦτα δὴ τοὺϲ Ϲπαρτιήταϲ κατὰ τὰϲ τοῦ Μεϲϲηνίου ὑποθήκαϲ φυλάξαντας τὴν μητέρα τῶν Ἀριϲτοδήμου παίδων λαβεῖν κατὰ ταὐτὰ <αἰεὶ> τιμῶϲαν τὸν ἕτερον καὶ ϲίτοιϲι καὶ λουτροῖϲι, οὐκ εἰδυῖαν τῶν εἵνεκεν ἐφυλάϲϲετο. λαβόνταϲ δὲ τὸ παιδίον τὸ τιμώμενον πρὸϲ τῆϲ γειναμένηϲ ὡϲ ἐὸν πρεϲβύτερον τρέφειν ἐν τῷ δημοϲίῳ· καί οἱ οὔνομα τεθῆναι Εὐρυϲθένεα, τῷ δὲ Προκλέα.* (8) *τούτουϲ ἀνδρωθένταϲ αὐτούϲ τε ἀδελφεοὺϲ ἐόνταϲ λέγουϲι διαφόρουϲ εἶναι τὸν πάντα χρόνον τῆϲ ζόηϲ ἀλλήλοιϲι, καὶ τοὺϲ ἀπὸ τούτων γενομένουϲ ὡϲαύτωϲ διατελέειν. ταῦτα μὲν Λακεδαιμόνιοι λέγουϲι* 53
μοῦνοι Ἑλλήνων, τάδε δὲ κατὰ τὰ λεγόμενα ὑπ' Ἑλλήνων ἐγὼ γράφω <...> τούτουϲ γὰρ δὴ τοὺϲ Δωριέων βαϲιλέαϲ μέχρι μὲν Περϲέοϲ τοῦ Δανάηϲ, τοῦ θεοῦ ἀπεόντοϲ, καταλεγομένουϲ ὀρθῶϲ ὑπ' Ἑλλήνων καὶ ἀποδεικνυμένουϲ ὡϲ εἰϲὶ Ἕλληνεϲ· ἤδη γὰρ τηνικαῦτα ἐϲ Ἕλληναϲ οὗτοι ἐτέλεον. (2) *ἔλεξα δὲ μέχρι Περϲέοϲ τοῦδε εἵνεκα, ἀλλ' οὐκ ἀνέκαθεν ἔτι ἔλαβον, ὅτι οὐκ ἔπεϲτι ἐπωνυμίη Περϲέϊ οὐδεμία πατρὸϲ θνητοῦ, ὥϲπερ Ἡρακλέϊ Ἀμφιτρύων· ἤδη ὦν ὀρθῷ λόγῳ χρεωμένῳ μέχρι Περϲέοϲ {ὀρθῶϲ} εἴρηταί μοι·*

622 *παιδίων* d: *παίδων* A 623 *φαίνηται* AD: *φαίνεται* r: om. SV *ποιεῦϲα* A: *ποιέουϲα* d 624 *καὶ θέλουϲι ἐξευρεῖν* del. Stein 626 *ϲφέαϲ τραπέϲθαι* d 629 suppl. Van Herwerden *ἕτερον* Richards: *πρότερον* 631 *πρεϲβύτερον* Powell: *πρότερον* 632 *τεθῆναι* AD: *τεθεῖναι* r 633 *δὲ <νεωτέρῳ>* d 635 *γενομένουϲ* d: *γειν-* A 636–7 *μοῦνοι λέγουϲι* D 637 *τὰ* AD: om. r 638 lacunam statuit Blakesley *γὰρ δὴ* A: om. d 639 *μὲν <δὴ>* A 640 *καταλεγομένουϲ* et *ὑπ' Ἑλλήνων καὶ* del. Powell 642 *δὲ* d: *δὴ* A 644 *Ἀμφιτρύων*] *-ωνοϲ* Dobree 645 *μέχρι <τοῦ>* d *ὀρθῶϲ* Ad: om. S

ἀπὸ δὲ Δανάης τῆς Ἀκριςίου καταλέγοντι τοὺς ἄνω αἰεὶ
πατέρας αὐτῶν φαινοίατο ἂν ἐόντες οἱ τῶν Δωριέων
54 *ἡγεμόνες Αἰγύπτιοι ἰθαγενέες. ταῦτα μέν νυν κατὰ τὰ*
Ἕλληνες λέγουςι γεγενεηλόγηται, ὡς δὲ ὁ παρὰ Περςέων
λόγος λέγεται, αὐτὸς ὁ Περςεύς, ἐὼν Ἀςςύριος, ἐγένετο
Ἕλλην, ἀλλ' οὐκ οἱ Περςέος πρόγονοι· τοὺς δὲ Ἀκριςίου γε
πατέρας ὁμολογέοντας κατ' οἰκηιότητα Περςέϊ οὐδέν,
55 *τούτους δὲ εἶναι, κατά περ Ἕλληνες λέγουςι, Αἰγυπτίους. καὶ*
ταῦτα μέν νυν περὶ τούτων εἰρήςθω· ὅ τι δέ, ἐόντες Αἰγύπτιοι
<...> *καὶ ὅ τι ἀποδεξάμενοι ἔλαβον τὰς Δωριέων βαςιληίας,*
ἄλλοιςι γὰρ περὶ αὐτῶν εἴρηται, ἐάςομεν αὐτά· τὰ δὲ ἄλλοι
οὐ κατελάβοντο, τούτων μνήμην ποιήςομαι.
56 *Γέρεά τε δὴ τάδε τοῖςι βαςιλεῦςι Cπαρτιῆται δεδώκαςι·*
ἱερωςύνας δύο, Διός τε Λακεδαίμονος καὶ Διὸς Οὐρανίου, καὶ
πόλεμόν γ' ἐκφέρειν ἐπ' ἣν ἂν βούλωνται χώρην, τούτου δὲ
μηδένα εἶναι Cπαρτιητέων διακωλυτήν, εἰ δὲ μή, αὐτὸν <...>
ἐν τῷ ἄγεϊ ἐνέχεςθαι· ςτρατευομένων δὲ πρώτους ἰέναι τοὺς
βαςιλέας, ὑςτάτους δὲ ἀπιέναι· ἑκατὸν δὲ ἄνδρας λογάδας
ἐπὶ ςτρατιῆς φυλάςςειν αὐτούς· προβάτοιςι δὲ χρᾶςθαι ἐν
τῇςι ἐξοδίῃςι ὁκόςοιςι ἂν ὦν ἐθέλωςι, τῶν δὲ θυομένων
57 *πάντων τὰ δέρματά τε καὶ τὰ νῶτα λαμβάνειν ςφεας. ταῦτα*
μὲν τὰ ἐμπολέμια, τὰ δὲ ἄλλα τὰ εἰρηναῖα κατὰ τάδε ςφι
δέδοται· ἢν θυςίη τις δημοτελὴς ποιῆται, πρώτους ἐπὶ τὸ
δεῖπνον ἵζειν τοὺς βαςιλέας καὶ ἀπὸ τούτων πρώτων

646 *καταλέγοντι* A: *-ται* d *αἰεὶ* d: *ἀεὶ* A 647 *αὐτῶν* A: *αὐτέων* d 649 *γεγενηλόγηται* Ar: *γεν-* D *παρὰ* A: om. d 651 *δὲ Ἀκριςίου γε* A: *γε Ἀκριςίου* d 653 *λέγουςι(ν) Ἕλληνες* d 654 *νυν* A: om. d 655 lacunam statuit Powell 656 *εἴρηται* d: *εἰρέαται* A 657 *τούτων* A: *τουτέων* d 658 *τε* A: *δὲ* d 659 *ἱερωςύνας* A: *ἱρ-* d 660 *γ'* d: om. A *ἂν* A: *ἐὰν* d 661 lacunam statuit Krüger: <*τε καὶ γένος τὸ τούτου*> Bresler 662 *ςτρατευομένων* A: *-μένους* d 663 *ἄνδρας* A: om. d *λογάδας* A: *λογχάδας* d 664 *ςτρατιῆς* A: *-ιῇ* d *χρᾶςθαι* d: *χρῆςθαι* A 665 *ὦν* A: om. d 666 *πάντων* A: *ἁπάντων* d 667 *εἰρηναῖα* A: *εἰρημένα* d 668 *θυςίη ... ποιῆται* A: *θυςίην ... δημοτελῆ ποιέηται* d 669 *πρώτων* V: *πρῶτον* Ad

ἄρχεϲθαι, διπλήϲια νέμονταϲ ἑκατέρῳ τὰ πάντα ἢ τοῖϲι ἄλλοιϲι δαιτυμόνεϲι· καὶ ϲπονδαρχίαϲ εἶναι τούτων καὶ τῶν τυθέντων προβάτων τὰ δέρματα. (2) *νεομηνίαϲ δὲ ἀνὰ πάϲαϲ καὶ ἑβδόμαϲ ἱϲταμένου τοῦ μηνὸϲ δίδοϲθαι ἐκ τοῦ δημοϲίου ἱρήιον τέλειον ἑκατέρῳ ἐϲ Ἀπόλλωνοϲ καὶ μέδιμνον ἀλφίτων καὶ οἴνου τετάρτην Λακωνικήν, καὶ ἐν τοῖϲι ἀγῶϲι πᾶϲι προεδρίαϲ ἐξαιρέτουϲ. καὶ προξείνουϲ ἀποδεικνύναι τούτοιϲι προϲκεῖϲθαι τοὺϲ ἂν ἐθέλωϲι τῶν ἀϲτῶν καὶ Πυθίουϲ αἱρέεϲθαι δύο ἑκάτερον· οἱ δὲ Πύθιοί εἰϲι θεοπρόποι ἐϲ Δελφούϲ, ϲιτεόμενοι μετὰ τῶν βαϲιλέων τὰ δημόϲια.* (3) *μὴ ἐλθοῦϲι δὲ τοῖϲι βαϲιλεῦϲι ἐπὶ τὸ δεῖπνον ἀποπέμπεϲθαί ϲφι ἐϲ τὰ οἰκία ἀλφίτων τε δύο χοίνικαϲ ἑκατέρῳ καὶ οἴνου κοτύλην, παρεοῦϲι δὲ διπλήϲια πάντα δίδοϲθαι· τὠυτὸ δὲ τοῦτο καὶ πρὸϲ ἰδιωτέων κληθένταϲ ἐπὶ δεῖπνον τιμᾶϲθαι.* (4) *τὰϲ δὲ μαντηίαϲ τὰϲ γινομέναϲ τούτουϲ φυλάϲϲειν, ϲυνειδέναι δὲ καὶ τοὺϲ Πυθίουϲ. δικάζειν δὲ μούνουϲ τοὺϲ βαϲιλέαϲ τοϲάδε μοῦνα· πατρωιούχου τε παρθένου πέρι, ἐϲ τὸν ἱκνέεται ἔχειν, ἢν μή περ ὁ πατὴρ αὐτὴν ἐγγυήϲῃ, καὶ ὁδῶν δημοϲιέων πέρι.* (5) *καὶ ἤν τιϲ θετὸν παῖδα ποιέεϲθαι ἐθέλῃ, βαϲιλέων ἐναντίον ποιέεϲθαι. καὶ παρίζειν βουλεύουϲι τοῖϲι γέρουϲι, ἐοῦϲι δυῶν δέουϲι τριήκοντα· ἢν δὲ μὴ ἔλθωϲι, τοὺϲ μάλιϲτά ϲφι τῶν γερόντων προϲήκονταϲ ἔχειν τὰ τῶν βαϲιλέων γέρεα, δύο ψήφουϲ τιθεμένουϲ {τρίτην δὲ τὴν ἑωυτῶν}. ταῦτα μὲν ζῶϲι τοῖϲι βαϲιλεῦϲι δέδοται ἐκ τοῦ* 58
κοινοῦ τῶν Ϲπαρτιητέων, ἀποθανοῦϲι δὲ τάδε· ἱππέεϲ περιαγγέλλουϲι τὸ γεγονὸϲ κατὰ πᾶϲαν τὴν Λακωνικήν, κατὰ δὲ τὴν πόλιν γυναῖκεϲ περιιοῦϲαι λέβηταϲ κροτέουϲι.

671 *δαιτυμόνεϲι* r: *-εϲϲι* AD 672 *προβάτων* d: om. A *ἀνὰ* d: om. A 673 *καὶ ἑβδόμαϲ* A: om. d 674 *Ἀπόλλωνοϲ* A: *-ωνα* d: *-ώνια* Van Herwerden 677 *προϲκεῖϲθαι* A: *προκ-* d *ἐθέλωϲι* A: *θέλ-* d 682 *παρεοῦϲι . . . δίδοϲθαι* del. Powell 685 *μούνουϲ* Ar: *μόνουϲ* D 686 *πατρωιούχου* Röhl: *πατρούχου* 688 *ἐθέλῃ* A: *θέλῃ* d 692–3 del. Richards 694 *τῶν* d: *τοῦ* A 696 *λέβηταϲ* d: *-τα* A

ἐπεὰν ὦν τοῦτο γίνηται τοιοῦτο, ἀνάγκη ἐξ οἰκίηϲ ἑκάϲτηϲ ἐλευθέρουϲ δύο καταμιαίνεϲθαι, ἄνδρα τε καὶ γυναῖκα· μὴ ποιήϲαϲι δὲ τοῦτο ζημίαι μεγάλαι ἐπικέαται. (2) νόμοϲ δὲ τοῖϲι Λακεδαιμονίοιϲι κατὰ τῶν βαϲιλέων τοὺϲ θανάτουϲ ἐϲτὶ ὡυτὸϲ καὶ τοῖϲι βαρβάροιϲι τοῖϲι ἐν τῇ Ἀϲίῃ· τῶν γὰρ ὦν βαρβάρων οἱ πλεῦνεϲ τὠυτῷ νόμῳ χρέωνται κατὰ τοὺϲ θανάτουϲ τῶν βαϲιλέων. ἐπεὰν γὰρ ἀποθάνῃ βαϲιλεὺϲ Λακεδαιμονίων, ἐκ πάϲηϲ δεῖ Λακεδαίμονοϲ, χωρὶϲ Ϲπαρτιητέων, ἀριθμῷ τῶν περιοίκων ἀναγκαϲτοὺϲ ἐϲ τὸ κῆδοϲ ἰέναι· (3) τούτων ὦν καὶ τῶν εἱλωτέων καὶ αὐτῶν Ϲπαρτιητέων ἐπεὰν ϲυλλεχθέωϲι ἐϲ τὠυτὸ πολλαὶ χιλιάδεϲ, ϲύμμιγα τῇϲι γυναιξὶ κόπτονταί τε τὰ μέτωπα προθύμωϲ καὶ οἰμωγῇ διαχρέωνται ἀπλέτῳ, φάμενοι τὸν ὕϲτατον αἰεὶ ἀπογενόμενον τῶν βαϲιλέων, τοῦτον δὴ γενέϲθαι ἄριϲτον. ὃϲ δ' ἂν ἐν πολέμῳ τῶν βαϲιλέων ἀποθάνῃ, τούτου δὲ εἴδωλον ϲκευάϲαντεϲ ἐν κλίνῃ εὖ ἐϲτρωμένῃ ἐκφέρουϲι. ἐπεὰν δὲ θάψωϲι, ἀγορὴ δέκα ἡμερέων οὐ κατίϲταταί ϲφι οὐδ' ἀρχαιρεϲίη <οὐδὲ γερουϲίη> ϲυνίζει, ἀλλὰ πενθέουϲι ταύταϲ
59 τὰϲ ἡμέραϲ. ϲυμφέρονται δὲ ἄλλο τόδε τοῖϲι Πέρϲῃϲι· ἐπεὰν ἀποθανόντοϲ βαϲιλέοϲ ἄλλοϲ ἐνίϲτηται βαϲιλεύϲ, οὗτοϲ ὁ ἐϲιὼν ἐλευθεροῖ ὅϲτιϲ τι Ϲπαρτιητέων τῷ βαϲιλέϊ ἢ τῷ δημοϲίῳ ὤφειλε. ἐν δ' αὖ Πέρϲῃϲι ὁ κατιϲτάμενοϲ βαϲιλεὺϲ
60 τὸν προοφειλόμενον φόρον μετίει τῇϲι πόλιϲι πάϲῃϲι. ϲυμφέρονται δὲ καὶ τάδε Αἰγυπτίοιϲι Λακεδαιμόνιοι· οἱ κήρυκεϲ αὐτῶν καὶ αὐληταὶ καὶ μάγειροι ἐκδέκονται τὰϲ πατρωίαϲ τέχναϲ, καὶ αὐλητήϲ τε αὐλητέω γίνεται καὶ μάγειροϲ

697 γίνηται Ar: γέν- D τοιοῦτο AD: -ον r 702 ὦν A: om. d 704 δεῖ Ar: δὴ D 705 ἀριθμῷ <τεταγμένῳ> Wilson, <ῥητῷ> Stein 706 ἰέναι A: εἶναι d καὶ αὐτῶν Ϲπαρτιητέων A: om. d 709 αἰεὶ d: ἀεὶ A 711 τούτου Reiske: τούτῳ 713 οὐ κατίϲταται Krüger: οὐκ ἵϲταται 714 suppl. Wilson post Van Herwerden 715 <οὗτοι> τόδε d 716 βαϲιλέοϲ ... ἐνίϲτηται AD (-αται D): om. r <τοῦ> βαϲιλέοϲ A 717 ἐϲιὼν d: εἰϲιὼν A τι A: om. d 718 δ' A: τε d 719 προοφειλόμενον d: προϲο- A 721 καὶ[1] Ar: om. D

μαγείρου καὶ κῆρυξ κήρυκοϲ· οὐ κατὰ λαμπροφωνίην ἐπιτιθέμενοι ἄλλοί ϲφεαϲ παρακληίουϲι, ἀλλὰ κατὰ τὰ πάτρια ἐπιτελέουϲι. ταῦτα μὲν δὴ οὕτω γίνεται.

61 *Τότε δὲ τὸν Κλεομένεα ἐόντα ἐν τῇ Αἰγίνῃ καὶ κοινὰ τῇ Ἑλλάδι ἀγαθὰ προεργαζόμενον ὁ Δημάρητοϲ διέβαλλε, οὐκ Αἰγινητέων οὕτω κηδόμενοϲ ὡϲ φθόνῳ καὶ ἄγῃ χρεώμενοϲ. Κλεομένηϲ δὲ νοϲτήϲαϲ ἀπ' Αἰγίνηϲ ἐβούλευε τὸν Δημάρητον παῦϲαι τῆϲ βαϲιληίηϲ, διὰ πρῆγμα τοιόνδε ἐπίβαϲιν ἐϲ αὐτὸν ποιεύμενοϲ· Ἀρίϲτωνι βαϲιλεύοντι ἐν Ϲπάρτῃ καὶ γήμαντι γυναῖκαϲ δύο παῖδεϲ οὐκ ἐγίνοντο.* (2) *καὶ οὐ γὰρ ϲυνεγινώϲκετο αὐτὸϲ τούτων εἶναι αἴτιοϲ, γαμέει τρίτην γυναῖκα· ὧδε δὲ γαμέει. ἦν οἱ φίλοϲ τῶν Ϲπαρτιητέων ἀνήρ, τῷ προϲέκειτο τῶν ἀϲτῶν μάλιϲτα ὁ Ἀρίϲτων. τούτῳ τῷ ἀνδρὶ ἐτύγχανε ἐοῦϲα γυνὴ καλλίϲτη μακρῷ τῶν ἐν Ϲπάρτῃ γυναικῶν, καὶ ταῦτα μέντοι καλλίϲτη ἐξ αἰϲχίϲτηϲ γενομένη.* (3) *ἐοῦϲαν γάρ μιν τὸ εἶδοϲ φλαύρην ἡ τροφὸϲ αὐτῆϲ, οἷα ἀνθρώπων τε ὀλβίων θυγατέρα {καὶ δυϲειδέα} ἐοῦϲαν, πρὸϲ δὲ καὶ ὁρέουϲα τοὺϲ γονέαϲ ϲυμφορὴν τὸ εἶδοϲ αὐτῆϲ ποιευμένουϲ, ταῦτα ἕκαϲτα μαθοῦϲα ἐπιφράζεται τοιάδε· ἐφόρεε αὐτὴν ἀνὰ πᾶϲαν ἡμέρην ἐϲ τὸ τῆϲ Ἑλένηϲ ἱρόν· τὸ δ' ἐϲτὶ ἐν τῇ Θεράπνῃ καλεομένῃ, ὕπερθε τοῦ Φοιβηίου ἱροῦ· ὅκωϲ δὲ ἐνείκειε ἡ τροφόϲ, πρόϲ τε τὤγαλμα ἵϲτα καὶ ἐλίϲϲετο τὴν θεὸν ἀπαλλάξαι τῆϲ δυϲμορφίηϲ τὸ παιδίον.* (4) *καὶ δή κοτε ἀπιούϲῃ ἐκ τοῦ ἱροῦ τῇ τροφῷ γυναῖκα λέγεται ἐπιφανῆναι, ἐπιφανεῖϲαν δὲ ἐπειρέϲθαι μιν ὅ τι φέρει ἐν τῇ ἀγκάλῃ, καὶ τὴν φράϲαι ὡϲ παιδίον φορέει· τὴν δὲ κελεῦϲαί οἱ δέξαι, τὴν δὲ οὐ φάναι· ἀπειρῆϲθαι γάρ οἱ ἐκ τῶν γειναμένων*

726 *δὲ* A: *δὴ* d *κοινὰ* <*ἐν*> A 727 *προεργαζόμενον* Eltz: *προϲεργ-* *διέβαλλε* Y, Hude: *-βαλε* Ad 728 *φθόνῳ* A: *φόνῳ* d *ἄγῃ* Suda s.v.: *ἄγει* d: *ἄτῃ* A 731 *ἐν Ϲπάρτῃ* d: *ἐϲ Ϲπάρτην* A <*τε*> *ἐν* d: <*τότε*> *ἐν* SV 733 <*τὴν*> *τρίτην* A 735 *προϲέκειτο* Y, Hude *-έατο* A: *-έετο* d 739 del. Powell 740 *ὁρέουϲα* d: *ὁρῶϲα* A 742 *ἡμέρην* d: *-αν* A 743 *ὅκωϲ* A: *ὅπωϲ* d 744 *ἐνείκειε* A: *ἐνέκειε* d *τὤγαλμα* A: *τὸ ἄ-* d 746 *ἱροῦ* d: *ἱεροῦ* A 748 *φορέει* d: *φέρει* A *δέξαι* Stein: *δεῖξαι* (item 752)

μηδενὶ ἐπιδεικνύναι· τὴν δὲ πάντωϲ ἑωυτῇ κελεύειν ἐπιδέξαι. (5) ὁρῶϲαν δὲ τὴν γυναῖκα περὶ πολλοῦ ποιευμένην ἰδέϲθαι, οὕτω δὴ τὴν τροφὸν δέξαι τὸ παιδίον· τὴν δὲ καταψῶϲαν τοῦ παιδίου τὴν κεφαλὴν εἶπαι ὡϲ καλλιϲτεύϲει παϲέων τῶν ἐν Ϲπάρτῃ γυναικῶν. ἀπὸ μὲν δὴ ταύτηϲ τῆϲ ἡμέρηϲ μεταπεϲεῖν τὸ εἶδοϲ· γαμέει δέ μιν ἐϲ γάμου ὥρην ἀπικομένην Ἄγητοϲ ὁ Ἀλκίδεω, οὗτοϲ δὴ ὁ τοῦ Ἀρίϲτωνοϲ φίλοϲ.

62 τὸν δὲ Ἀρίϲτωνα ἔκνιζε ἄρα τῆϲ γυναικὸϲ ταύτηϲ ἔρωϲ· μηχανᾶται δὴ τοιάδε· αὐτόϲ τε τῷ ἑταίρῳ, τοῦ ἦν ἡ γυνὴ αὕτη, ὑποδέκεται δωτίνην δώϲειν τῶν ἑωυτοῦ πάντων ἕν, τὸ ἂν αὐτὸϲ ἐκεῖνοϲ ἕληται, καὶ τὸν ἑταῖρον ἑωυτῷ ἐκέλευε ὡϲαύτωϲ τὴν ὁμοίην διδόναι. ὁ δὲ οὐδὲν φοβηθεὶϲ ἀμφὶ τῇ γυναικί, ὁρέων ἐοῦϲαν καὶ Ἀρίϲτωνι γυναῖκα, καταινέει ταῦτα· ἐπὶ τούτοιϲι δὲ ὅρκουϲ ἐπήλαϲαν. (2) μετὰ δὲ αὐτόϲ τε ὁ Ἀρίϲτων ἔδωκε τοῦτο, ὅ τι δὴ ἦν, τὸ εἵλετο τῶν κειμηλίων τῶν Ἀρίϲτωνοϲ ὁ Ἄγητοϲ, καὶ αὐτὸϲ τὴν ὁμοίην ζητέων φέρεϲθαι παρ' ἐκείνου, ἐνθαῦτα δὴ τοῦ ἑταίρου τὴν γυναῖκα ἐπειρᾶτο ἀπάγεϲθαι. ὁ δὲ πλὴν τούτου μούνου τὰ ἄλλα ἔφη καταινέϲαι· ἀναγκαζόμενοϲ μέντοι τῷ τε ὅρκῳ καὶ τῆϲ ἀπάτηϲ τῇ παραγωγῇ ἀπίει ἀπάγεϲθαι.

63 οὕτω μὲν δὴ τὴν τρίτην ἐϲηγάγετο γυναῖκα ὁ Ἀρίϲτων, τὴν δευτέρην ἀποπεμψάμενοϲ. ἐν δέ οἱ χρόνῳ ἐλάϲϲονι καὶ οὐ πληρώϲαϲα τοὺϲ δέκα μῆναϲ ἡ γυνὴ αὕτη τίκτει τοῦτον δὴ τὸν Δημάρητον. (2) καί τίϲ οἱ τῶν οἰκετέων ἐν θώκῳ κατημένῳ μετὰ τῶν ἐφόρων ἐξαγγέλλει ὥϲ οἱ παῖϲ γέγονε. ὁ δὲ ἐπιϲτάμενόϲ τε τὸν χρόνον τῷ ἠγάγετο τὴν γυναῖκα καὶ ἐπὶ

750 ἐπιδέξαι Stein: -δεῖξαι 751 ὁρῶϲαν d: -ϲα A 753 καλλιϲτεύϲει Ar: -εύειϲ D 755 μεταπεϲεῖν Stein: -έειν δὲ <δὴ> A 756 Ἀλκίδεω d: Ἀλκείδεω A δὴ A: δὲ d 758 <ὁ> ἔρωϲ d δὴ A: δὲ d ἡ γυνὴ ἦν A 759 ὑποδέκεται A: ὑπεδέκετο d 762 καὶ Ἀρίϲτωνι γυναῖκα ἐοῦϲαν A 763 ἐπήλαϲαν AD: -ϲεν r 765 ὁ Ἄγητοϲ A: om. d 766 ζητέων A: ζητῶν d 767 μούνου A: μόνου d 768 τε A: om. d 769 τῆϲ ἀπάτηϲ del. Powell ἀπίει d: ἀπίηϲι A 770 δὴ A: om. d 772 δὴ A: om. d 775 τῷ d: ἐξότου A

δακτύλων ϲυμβαλόμενοϲ τοὺϲ μῆναϲ εἶπε ἀπομόϲαϲ· Οὐκ ἂν ἐμὸϲ εἴη. τοῦτο ἤκουϲαν μὲν οἱ ἔφοροι, πρῆγμα μέντοι οὐδὲν ἐποιήϲαντο τὸ παραυτίκα· ὁ δὲ παῖϲ ηὔξετο, καὶ τῷ Ἀρίϲτωνι τὸ εἰρημένον μετέμελε· παῖδα γὰρ τὸν Δημάρητον ἐϲ τὰ μάλιϲτά οἱ ἐνόμιϲε εἶναι. (3) Δημάρητον δὲ οὔνομα ἔθετο αὐτῷ διὰ τόδε· πρότερον τούτων πανδημεὶ Ϲπαρτιῆται Ἀρίϲτωνι, ὡϲ ἀνδρὶ εὐδοκιμέοντι διὰ πάντων δὴ τῶν βαϲιλέων τῶν ἐν Ϲπάρτῃ γενομένων, ἀρὴν ἐποιήϲαντο παῖδα γενέϲθαι· διὰ τοῦτο μέν οἱ τὸ οὔνομα Δημάρητοϲ ἐτέθη.
χρόνου δὲ προϊόντοϲ Ἀρίϲτων μὲν ἀπέθανε, Δημάρητοϲ δὲ 64
ἔϲχε τὴν βαϲιληίην. ἔδεε δέ, ὡϲ οἶκε, ἀνάπυϲτα γενόμενα ταῦτα καταπαῦϲαι Δημάρητον τῆϲ βαϲιληίηϲ, διότι Κλεομένεϊ διεβλήθη μεγάλωϲ πρότερόν τε ὁ Δημάρητοϲ ἀπαγαγὼν τὴν ϲτρατιὴν ἐξ Ἐλευϲῖνοϲ καὶ δὴ καὶ τότε ἐπ' Αἰγινητέων τοὺϲ μηδίϲανταϲ διαβάντοϲ Κλεομένεοϲ.
ὁρμηθεὶϲ ὦν ἀποτίνυϲθαι ὁ Κλεομένηϲ ϲυντίθεται Λευτυχίδῃ 65
τῷ Μενάρεοϲ τοῦ Ἄγιοϲ, ἐόντι οἰκίηϲ τῆϲ αὐτῆϲ Δημαρήτῳ, ἐπ' ᾧ τε, ἢν αὐτὸν καταϲτήϲῃ βαϲιλέα ἀντὶ Δημαρήτου, ἕψεταί οἱ ἐπ' Αἰγινήταϲ. (2) ὁ δὲ Λευτυχίδηϲ ἦν ἐχθρὸϲ τῷ Δημαρήτῳ μάλιϲτα γεγονὼϲ διὰ πρῆγμα τοιόνδε· ἁρμοϲαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνοϲ τοῦ Δημαρμένου θυγατέρα ὁ Δημάρητοϲ ἐπιβουλεύϲαϲ ἀποϲτερέει Λευτυχίδεα τοῦ γάμου, φθάϲαϲ αὐτὸϲ τὴν Πέρκαλον ἁρπάϲαϲ καὶ ϲχὼν γυναῖκα. (3) κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἡ ἔχθρη ἡ ἐϲ τὸν Δημάρητον ἐγεγόνεε, τότε δὲ ἐκ τῆϲ Κλεομένεοϲ προθυμίηϲ ὁ Λευτυχίδηϲ κατόμνυται Δημαρήτῳ, φὰϲ αὐτὸν

776 ϲυμβαλόμενοϲ A: -βαλλ- d   778 τὸ A: om. d   δὲ A: τε d   779 μετέμελε d: μετέμελλε A   780 ἐνόμιϲέ οἱ d   αὐτῷ οὔνομα ἔθετο d   782 Ἀρίϲτωνι A: om. d   785 <ὁ> Ἀρίϲτων A   786 δέ A: om. d   οἶκε Stein: οι καὶ d: ἔοικε A   787 καταπαῦϲαι A: παῦϲαι d   διότι Richards: διὰ τὸ d: διὰ τὰ A   791 ἀποτίνυϲθαι C^{a}P: ἀποτινν- Ad   792 τῆϲ αὐτῆϲ οἰκίηϲ A   794–5 μάλιϲτα τῷ Δημαρήτῳ A   795 τοιόνδε πρῆγμα A   ἁρμοϲαμένου A: ἁρμοϲμένου d   797 <τὴν> θυγατέρα D   ἀποϲτερέει Stein: -εῖ   Λευτυχίδεα A: -ίδην d   800 ἡ d: om. A   ἐϲ A: εἰϲ d   801 Δημαρήτῳ A: -του d

οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων, οὐκ ἐόντα παῖδα Ἀρίστωνος. μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε ἀνασῴζων ἐκεῖνο τὸ ἔπος, τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε ὁ οἰκέτης παῖδα γεγονέναι, ὁ δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε, φὰς οὐκ ἑωυτοῦ μιν εἶναι. (4) τούτου δὴ ἐπιβατεύων τοῦ ῥήματος ὁ Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης, τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος.

66 τέλος δὲ ἐόντων περὶ αὐτῶν νεικέων ἔδοξε Σπαρτιήτῃσι ἐπειρέσθαι τὸ χρηστήριον τὸ ἐν Δελφοῖσι εἰ Ἀρίστωνος εἴη παῖς ὁ Δημάρητος. (2) ἀνοίστου δὲ γενομένου ἐκ προνοίης τῆς Κλεομένεος ἐς τὴν Πυθίην, ἐνθαῦτα προσποιέεται Κλεομένης Κόβωνα τὸν Ἀριστοφάντου, ἄνδρα ἐν Δελφοῖσι δυναστεύοντα μέγιστον, ὁ δὲ Κόβων Περίαλλαν τὴν πρόμαντιν ἀναπείθει τὰ Κλεομένης ἐβούλετο λέγεσθαι λέγειν. (3) οὕτω δὴ ἡ Πυθίη ἐπειρωτώντων τῶν θεοπρόπων ἔκρινε μὴ Ἀρίστωνος εἶναι Δημάρητον παῖδα. ὑστέρῳ μέντοι χρόνῳ ἀνάπυστα ἐγένετο ταῦτα, καὶ Κόβων τε ἔφυγε ἐκ Δελφῶν καὶ Περίαλλα ἡ πρόμαντις ἐπαύσθη τῆς τιμῆς.

67 κατὰ μὲν δὴ Δημαρήτου τὴν κατάπαυσιν τῆς βασιληίης οὕτω ἐγένετο, ἔφυγε δὲ Δημάρητος ἐκ Σπάρτης ἐς Μήδους ἐκ τοιοῦδε ὀνείδεος· μετὰ τῆς βασιληίης τὴν κατάπαυσιν ὁ Δημάρητος ἦρχε αἱρεθεὶς ἀρχήν. (2) ἦσαν μὲν δὴ γυμνοπαιδίαι, θεωμένου δὲ τοῦ Δημαρήτου ὁ Λευτυχίδης, γεγονὼς ἤδη βασιλεὺς αὐτὸς ἀντ' ἐκείνου, πέμψας τὸν θεράποντα ἐπὶ γέλωτί τε καὶ λάσθῃ εἰρώτα τὸν Δημάρητον ὁκοῖόν τι εἴη τὸ ἄρχειν μετὰ τὸ βασιλεύειν. (3) ὁ δὲ ἀλγήσας

803 κατωμοσίην A: κατο- d 805 συμβαλόμενος A: -βαλλ- d 806 μιν d: om. A 810 ἐτύγχανον A: ἔτυχον d 813 ὁ A: om. d ἀνοίστου B^{pc}: ἀνωΐστου Ad 816 Περίαλλαν AD: -ον r 817 τὰ d: ἃ A 818 οὕτω δὴ A: τοῦτο d 822 τὴν Δημαρήτου d 823 ἔφυγε A: ἔφευγε d 825 μὲν δὴ AD: δὲ r 827 αὐτὸς βασιλεὺς d

τῷ ἐπειρωτήματι εἶπε φὰϲ αὐτὸϲ μὲν ἀμφοτέρων ἤδη
πεπειρῆϲθαι, ἐκεῖνον δὲ οὔ· τὴν μέντοι ἐπειρώτηϲιν ταύτην
ἄρξειν Λακεδαιμονίοιϲι ἢ μυρίηϲ κακότητοϲ ἢ μυρίηϲ εὐδαι-
μονίηϲ. ταῦτα δὲ εἴπαϲ καὶ κατακαλυψάμενοϲ ἤιε ἐκ τοῦ
θεήτρου ἐϲ τὰ ἑωυτοῦ οἰκία, αὐτίκα δὲ παραϲκευαϲάμενοϲ
ἔθυε βοῦν τῷ Διί, θύϲαϲ δὲ τὴν μητέρα ἐκάλεϲε. ἀπικομένῃ δὲ 68
τῇ μητρὶ ἐϲθεὶϲ ἐϲ τὰϲ χεῖράϲ οἱ τῶν ϲπλάγχνων κατικέτευε,
λέγων τοιάδε· Ὦ μῆτερ, θεῶν ϲε τῶν τε ἄλλων καταπτόμενοϲ
ἱκετεύω καὶ τοῦ Ἑρκείου Διὸϲ τοῦδε φράϲαι μοι τὴν
ἀληθείην, τίϲ μεύ ἐϲτι πατὴρ ὀρθῷ λόγῳ. (2) Λευτυχίδηϲ
μὲν γὰρ ἔφη ἐν τοῖϲι νείκεϲι λέγων κυέουϲάν ϲε ἐκ τοῦ
προτέρου ἀνδρὸϲ οὕτωϲ ἐλθεῖν παρὰ Ἀρίϲτωνα, οἱ δὲ καὶ
τὸν ματαιότερον λόγον λέγοντεϲ φαϲί ϲε ἐλθεῖν παρὰ τῶν
οἰκετέων τὸν ὀνοφορβόν, καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα. ὅ τε
λόγοϲ πολλὸϲ ἐν Ϲπάρτῃ ὡϲ Ἀρίϲτωνι ϲπέρμα παιδοποιὸν
οὐκ ἐνῆν· τεκεῖν γὰρ ἄν οἱ καὶ τὰϲ προτέραϲ γυναῖκαϲ. (3) ἐγώ
ϲε ὧν μετέρχομαι τῶν θεῶν εἰπεῖν τὠληθέϲ· οὐδὲ γάρ,
εἴ πεποίηκάϲ τι τῶν λεγομένων, μούνῃ δὴ πεποίηκαϲ, μετὰ
πολλέων δέ. ὁ μὲν δὴ τοιαῦτα ἔλεγε, ἡ δὲ ἀμείβετο τοιϲίδε· 69
Ὦ παῖ, ἐπείτε με λιτῇϲι μετέρχεαι εἰπεῖν τὴν ἀληθείην, πᾶν ἐϲ
ϲε κατειρήϲεται τὠληθέϲ. ὥϲ με ἠγάγετο Ἀρίϲτων ἐϲ ἑωυτοῦ,
νυκτὶ τρίτῃ †ἀπὸ τῆϲ πρώτηϲ† ἦλθέ μοι φάϲμα εἰδόμενον
Ἀρίϲτωνι, ϲυνευνηθὲν δὲ τοὺϲ ϲτεφάνουϲ τοὺϲ εἶχε ἐμοὶ περι-
ετίθει. (2) καὶ τὸ μὲν οἰχώκεε, ἧκε δὲ μετὰ ταῦτα ὁ Ἀρίϲτων.
ὡϲ δέ με εἶδε ἔχουϲαν ϲτεφάνουϲ, εἰρώτα τίϲ εἴη μοι ὁ δούϲ·

830 ἐπειρωτήματι d: ἐπερ- A 831 ἐκεῖνον A: κεῖνον d 834 ἑωυτοῦ Ar: om. D 835 τῷ Διὶ βοῦν d 837 τοιάδε λέγων A 840 τοῖϲι d: τοῖϲ A 841 ἐλθεῖν οὕτω d 843 εἶναι ἐκείνου d 843–5 ὅ τε ... γυναῖκαϲ huc traiecit Powell: post πολλέων δέ (848) praebent Ad 844 ἐν Ϲπάρτῃ A: om. d 845 οἱ ἂν D 846 ὧν ϲε d an <πρὸϲ> τῶν θεῶν? τὠληθέϲ A: τὸ ἀ- d οὐδὲ Powell: οὔτε 848 ἀμείβετο d: ἠμ- A τοιϲίδε edd.: τοῖϲδε 850 τὠληθέϲ A: τὸ ἀ- vel τἀ- d 851 ἀπὸ τῆϲ πρώτηϲ del. Van Herwerden, obelis notavit Wilson: ἀπὸ τῆϲ ὁρτῆϲ Holford-Strevens 852 τοὺϲ[2] Stein: οὓϲ Ad 853 ὁ d: om. A 854 ὅ μοι d

ἐγὼ δὲ ἐφάμην ἐκεῖνον· ὁ δὲ οὐκ ὑπεδέκετο· ἐγὼ δὲ κατωμνύμην, φαμένη αὐτὸν οὐ καλῶς ποιέειν ἀπαρνεόμενον· ὀλίγῳ γάρ τι πρότερον ἐλθόντα καὶ συνευνηθέντα δοῦναί μοι τοὺς στεφάνους. (3) *ὁρέων δέ με κατομνυμένην ὁ Ἀρίστων ἔμαθε ὡς θεῖον εἴη τὸ πρῆγμα. καὶ τοῦτο μὲν οἱ στέφανοι ἐφάνησαν ἐόντες ἐκ τοῦ ἡρωίου τοῦ παρὰ τῇσι θύρῃσι τῇσι αὐλείῃσι ἱδρυμένου, τὸ καλέουσι Ἀστραβάκου, τοῦτο δὲ οἱ μάντιες τὸν αὐτὸν τοῦτον ἥρωα ἀναίρεον εἶναι. οὕτω, ὦ παῖ, ἔχεις πᾶν, ὅσον τι καὶ βούλεαι πυθέσθαι.* (4) *ἢ γὰρ ἐκ τοῦ ἥρωος τούτου γέγονας, καί τοι πατήρ ἐστι Ἀστράβακος ὁ ἥρως, ἢ Ἀρίστων· ἐν γάρ σε τῇ νυκτὶ ταύτῃ ἀναιρέομαι. τῇ δέ σευ μάλιστα κατάπτονται οἱ ἐχθροί, λέγοντες ὡς αὐτὸς ὁ Ἀρίστων, ὅτε αὐτῷ σὺ ἠγγέλθης γεγενημένος, πολλῶν ἀκουόντων οὐ φήσειέ σε ἑωυτοῦ εἶναι (τὸν χρόνον γὰρ τοὺς δέκα μῆνας οὐδέκω ἐξήκειν) ἀϊδρείῃ τῶν τοιούτων κεῖνος τοῦτο ἀπέρριψε τὸ ἔπος.* (5) *τίκτουσι γὰρ γυναῖκες καὶ ἐννεάμηνα καὶ ἑπτάμηνα, καὶ οὐ πᾶσαι δέκα μῆνας ἐκτελέσασαι· ἐγὼ δὲ σέ, ὦ παῖ, ἑπτάμηνον ἔτεκον. ἔγνω δὲ καὶ αὐτὸς ὁ Ἀρίστων οὐ μετὰ πολλὸν χρόνον ὡς ἀγνοίῃ τὸ ἔπος ἐκβάλοι τοῦτο. λόγους δὲ ἄλλους περὶ γενέσιος τῆς σεωυτοῦ μὴ δέκεο· τὰ γὰρ ἀληθέστατα πάντα ἀκήκοας. ἐκ δὲ ὀνοφορβῶν αὐτῷ τε Λευτυχίδῃ καὶ τοῖσι ταῦτα λέγουσι τίκτοιεν αἱ γυναῖκες παῖδας.*

70 *ἡ μὲν δὴ ταῦτα ἔλεγε, ὁ δὲ πυθόμενός τε τὰ ἐβούλετο καὶ ἐπόδια λαβὼν ἐπορεύετο ἐς Ἦλιν, τῷ λόγῳ*

856 *ποιέειν καλῶς* A *ἀπαρνεόμενον* AD: *-νευόμενον* r 860 *ἡρωίου* Stein: *ἡρώου* *αὐλείῃσι* A: *αὐλίῃσι* D: *αὐλῆσιν* r 861 *Ἀστραβάκου* d: *Ἀστρο-* A (item 864) 862 *ἀναίρεον* AD: *-ετο* r 863 *βούλεαι* A: *ἐβούλεο* d *ἢ*] *ἦ* Powell 864 *τοι* d: *σοι* A *ὁ ἥρως ἢ Ἀρίστων* del. Powell post Van Herwerden 865 *τῇ*² Ar: *τί* D: *τὰ* Abicht 866 *αὐτὸς ὁ* A: om. d 867 *σὺ* A: om. d *γεγενημένος* A: *γενόμενος* d 868 *φήσειέ* AD^{ac}: *φησί* D^{pc}r *ἑωυτοῦ* Ar: *αὐτοῦ* D *τοὺς δέκα μῆνας* del. Gomperz 872 *ὁ* A: om. d 873 *πολλὸν* d: *πολὺν* A *ἀγνοίῃ* Valckenaer: *ἀνοίῃ* *τοῦτο* ante *τὸ* traiecit A 874 *σεωυτοῦ* AD: *ἑωυτοῦ* r 875 *πάντα* d: om. A 876 *αἱ* AD: om. r 877 *παῖδας* fortasse delendum

φὰϲ ὡϲ ἐϲ Δελφοὺϲ χρηϲόμενοϲ τῷ χρηϲτηρίῳ πορεύεται. Λακεδαιμόνιοι δὲ ὑποτοπηθέντεϲ Δημάρητον δρηϲμῷ ἐπιχειρέειν ἐδίωκον. (2) καί κωϲ ἔφθη ἐϲ Ζάκυνθον διαβὰϲ ὁ Δημάρητοϲ ἐκ τῆϲ Ἤλιδοϲ· ἐπιδιαβάντεϲ δὲ οἱ Λακεδαιμόνιοι αὐτοῦ τε ἅπτονται καὶ τοὺϲ θεράποντας αὐτὸν ἀπαιρέονται. μετὰ δέ, οὐ γὰρ ἐξεδίδοϲαν αὐτὸν οἱ Ζακύνθιοι, ἐνθεῦτεν διαβαίνει ἐϲ τὴν Ἀϲίην παρὰ βαϲιλέα Δαρεῖον. ὁ δὲ ὑπεδέξατό τε αὐτὸν μεγαλωϲτὶ καὶ γῆν τε καὶ πόλιαϲ ἔδωκε. (3) οὕτω ἀπίκετο ἐϲ τὴν Ἀϲίην Δημάρητοϲ καὶ τοιαύτῃ χρηϲάμενοϲ τύχῃ, ἄλλα τε Λακεδαιμονίοιϲι ϲυχνὰ ἔργοιϲί τε καὶ γνώμῃϲι ἀπολαμπρυνθείϲ, ἐν δὲ δὴ καὶ Ὀλυμπιάδα ϲφι ἀνελόμενοϲ τεθρίππῳ προϲέβαλε, μοῦνοϲ τοῦτο πάντων δὴ τῶν γενομένων βαϲιλέων ἐν Ϲπάρτῃ ποιήϲαϲ.

Λευτυχίδηϲ δὲ ὁ Μενάρεοϲ Δημαρήτου καταπαυϲθέντοϲ 71
διεδέξατο τὴν βαϲιληίην, καί οἱ γίνεται παῖϲ Ζευξίδημοϲ, τὸν δὴ Κυνίϲκον μετεξέτεροι Ϲπαρτιητέων ἐκάλεον. οὗτοϲ ὁ Ζευξίδημοϲ οὐκ ἐβαϲίλευϲε Ϲπάρτηϲ· πρὸ Λευτυχίδεω γὰρ τελευτᾷ, καταλιπὼν παῖδα Ἀρχίδημον. (2) Λευτυχίδηϲ δὲ ϲτερηθεὶϲ Ζευξιδήμου γαμέει δευτέρην γυναῖκα Εὐρυδάμην, ἐοῦϲαν Μενίου μὲν ἀδελφεήν, Διακτορίδεω δὲ θυγατέρα, ἐκ τῆϲ οἱ ἔρϲεν μὲν γίνεται οὐδέν, θυγάτηρ δὲ Λαμπιτώ, τὴν Ἀρχίδημοϲ ὁ Ζευξιδήμου γαμέει δόντοϲ αὐτῷ Λευτυχίδεω.
οὐ μὲν οὐδὲ Λευτυχίδηϲ κατεγήρα ἐν Ϲπάρτῃ, ἀλλὰ τίϲιν 72
τοιήνδε τινὰ Δημαρήτῳ ἐξέτειϲε· ἐϲτρατήγηϲε Λακεδαιμονίοιϲι ἐϲ Θεϲϲαλίην, παρεὸν δέ οἱ πάντα ὑποχείρια ποιήϲαϲθαι ἐδωροδόκηϲε ἀργύριον πολλόν. (2) ἐπ' αὐτοφώρῳ

879 φὰϲ A: φήϲαϲ d πορεύεται A: πορεύεϲθαι d 880 δρηϲμῷ Ar: δρηϲμὸν D 882 ἐπιδιαβάντεϲ d: ἐπιβάντεϲ A 883 ἅπτονται d: -το A αὐτὸν d: αὐτοῦ A ἀπαιρέονται Ad: -το T 884 Ζακύνθιοι Ar: Ζακίνθιοι D 886 τε A: om. d μεγαλωϲτὶ A: μεγάλωϲ d πόλιαϲ A: πόλειϲ d 890 προϲέβαλε A: προϲέλαβε d 896 καταλιπὼν d: λιπὼν A 898 ἐοῦϲαν <τὴν> A μὲν d: om. A Διακτορίδεω AD: Διακτορίω r 902 ἐξέτειϲε Hude: -τιϲε 903 ὑποχείρια πάντα d 904 πολλόν Stein: πολύ

*δὲ ἁλοὺς αὐτοῦ ἐν τῷ στρατοπέδῳ ἐπικατήμενος χειρῖδι
πλέῃ ἀργυρίου, ἔφυγε ἐκ Σπάρτης ὑπὸ δικαστήριον ὑπαχθείς,
καὶ τὰ οἰκία οἱ κατεσκάφη· ἔφυγε δὲ ἐς Τεγέην καὶ ἐτελ-*
73 *εύτησε ἐν ταύτῃ. ταῦτα μὲν δὴ ἐγένετο χρόνῳ ὕστερον· τότε
δὲ ὡς τῷ Κλεομένεϊ ὡδώθη τὸ ἐς τὸν Δημάρητον πρῆγμα,
αὐτίκα παραλαβὼν Λευτυχίδεα ἤιε ἐπὶ τοὺς Αἰγινήτας,
δεινόν τινά σφι ἔγκοτον διὰ τὸν προπηλακισμὸν ἔχων.*
(2) *οὕτω δὴ οὔτε οἱ Αἰγινῆται, ἀμφοτέρων τῶν βασιλέων
ἡκόντων ἐπ' αὐτούς, ἐδικαίευν ἔτι ἀντιβαίνειν, ἐκεῖνοί τε
ἐπιλεξάμενοι ἄνδρας δέκα Αἰγινητέων τοὺς πλείστου ἀξίους
καὶ πλούτῳ καὶ γένεϊ ἦγον, καὶ ἄλλους καὶ δὴ καὶ Κριόν
τε τὸν Πολυκρίτου καὶ Κάσαμβον τὸν Ἀριστοκράτεος, οἵ
περ εἶχον μέγιστον κράτος· ἀγαγόντες δέ σφεας ἐς γῆν τὴν
Ἀττικὴν παραθήκην κατατίθενται ἐς τοὺς ἐχθίστους
Αἰγινήτῃσι Ἀθηναίους.*
74 *Μετὰ δὲ ταῦτα Κλεομένεα ἐπάϊστον γενόμενον κακοτεχ-
νήσαντα ἐς Δημάρητον δεῖμα ἔλαβε Σπαρτιητέων καὶ
ὑπεξέσχε ἐς Θεσσαλίην. ἐνθεῦτεν δὲ ἀπικόμενος ἐς τὴν
Ἀρκαδίην νεώτερα ἔπρησσε πρήγματα, συνιστὰς τοὺς Ἀρκά-
δας ἐπὶ τῇ Σπάρτῃ, ἄλλους τε ὅρκους προσάγων σφι ἦ μὲν
ἕψεσθαί σφεας αὐτῷ τῇ ἂν ἐξηγῆται, καὶ δὴ καὶ ἐς Νώνακριν
πόλιν πρόθυμος ἦν τῶν Ἀρκάδων τοὺς προεστεῶτας ἀγινέων
ἐξορκοῦν τὸ Στυγὸς ὕδωρ.* (2) *ἐν δὲ ταύτῃ τῇ πόλι λέγεται
εἶναι ὑπ' Ἀρκάδων τὸ Στυγὸς ὕδωρ, καὶ δὴ καὶ ἔστι τοιόνδε
τι· ὕδωρ ὀλίγον φαινόμενον ἐκ πέτρης στάζει ἐς ἄγκος, τὸ
δὲ ἄγκος αἱμασιῆς τις περιθέει κύκλος. ἡ δὲ Νώνακρις, ἐν*

905 *χειρῖδι* hoc accentu Platnauer post Wesseling: *χειρὶ* 906 *πλέῃ* Wesseling: *διπλῇ* 907 *ἐς Τεγέην* A: *ἐν Τεγέῃ* d 908 *ἐν* del. Krüger 910 *Λευτυχίδεα* A: *-ίδην* d 913 *ἐδικαίευν* AD: *ἐδίκευν* r 915 *καὶ*¹ A: om. d 918 *κατατίθενται* d: *παρα-* A 919 *Ἀθηναίους* Ar: *-αίων* D 922 *Θεσσαλίην*] *Σελλασίην* Hereward 924 *μὲν* d: *μὴν* A 925 *τῇ* d: *ᾗ* A *Νώνακριν* AD^{pc}: *Νωνάκρην* D^{ac}r 926 *προεστεῶτας* A: *-εστῶτας* d 927 *ἐξορκοῦν* A^{pc}: *-κῶν* d: *-κου* A^{ac} *πόλι* Stein: *πόλει* 928 *ὑπ'* d: *τῶν* A 929–30 *ἄγκος* utrubique AD: *ἄγγος* r

τῇ ἡ πηγὴ αὕτη τυγχάνει ἐοῦϲα, πόλιϲ ἐϲτὶ τῆϲ Ἀρκαδίηϲ
πρὸϲ Φενεῷ. μαθόντεϲ δὲ Κλεομένεα Λακεδαιμόνιοι ταῦτα 75
πρήϲϲοντα κατῆγον αὐτὸν δείϲαντεϲ ἐπὶ τοῖϲι αὐτοῖϲι {ἐϲ
Ϲπάρτην} τοῖϲι καὶ πρότερον ἦρχε. κατελθόντα δὲ αὐτὸν
αὐτίκα ὑπέλαβε μανίη νοῦϲοϲ, ἐόντα καὶ πρότερον ὑπομαρ-
γότερον· ὅκωϲ γάρ τεῳ ἐντύχοι Ϲπαρτιητέων, ἐνέχραυε ἐϲ
τὸ πρόϲωπον τὸ ϲκῆπτρον. (2) *ποιέοντα δὲ αὐτὸν ταῦτα καὶ*
παραφρονήϲαντα ἔδηϲαν οἱ προϲήκοντεϲ ἐν ξύλῳ· ὁ δὲ δεθεὶϲ
τὸν φύλακον μουνωθέντα ἰδὼν τῶν ἄλλων αἰτέει μάχαιραν·
οὐ βουλομένου δὲ τὰ πρῶτα τοῦ φυλάκου διδόναι ἀπείλεε
τά μιν λυθεὶϲ ποιήϲει, ἐϲ ὃ δείϲαϲ τὰϲ ἀπειλὰϲ ὁ φύλακοϲ
(ἦν γὰρ τῶν τιϲ εἱλωτέων) διδοῖ οἱ μάχαιραν. (3) *Κλεομένηϲ*
δὲ παραλαβὼν τὸν ϲίδηρον ἄρχετο ἐκ τῶν κνημέων ἑωυτὸν
λωβώμενοϲ· ἐπιτάμνων γὰρ κατὰ μῆκοϲ τὰϲ ϲάρκαϲ
προέβαινε ἐκ τῶν κνημέων ἐϲ τοὺϲ μηρούϲ, ἐκ δὲ τῶν μηρῶν
ἔϲ τε τὰ ἰϲχία καὶ τὰϲ λαπάραϲ, ἐϲ ὃ ἐϲ τὴν γαϲτέρα ἀπίκετο
καὶ ταύτην καταχορδεύων ἀπέθανε τρόπῳ τοιούτῳ, ὡϲ μὲν
οἱ πολλοὶ λέγουϲι Ἑλλήνων, ὅτι τὴν Πυθίην ἀνέγνωϲε τὰ περὶ
Δημαρήτου {γενόμενα} λέγειν, ὡϲ δὲ Ἀθηναῖοι λέγουϲι,
διότι ἐϲ Ἐλευϲῖνα ἐϲβαλὼν ἔκειρε τὸ τέμενοϲ τῶν θεῶν, ὡϲ
δὲ Ἀργεῖοι, ὅτι ἐξ ἱροῦ αὐτῶν τοῦ Ἄργου Ἀργείων τοὺϲ
καταφυγόνταϲ ἐκ τῆϲ μάχηϲ ἐξαγινέων κατέκοπτε καὶ
αὐτὸ τὸ ἄλϲοϲ ἐν ἀλογίῃ ἔχων ἐνέπρηϲε. Κλεομένεϊ γὰρ 76
μαντευομένῳ ἐν Δελφοῖϲι ἐχρήϲθη Ἄργοϲ αἱρήϲειν. ἐπείτε δὲ
Ϲπαρτιήταϲ ἄγων ἀπίκετο ἐπὶ ποταμὸν Ἐραϲῖνον, ὃϲ λέγεται

932 *Λακεδαιμόνιοι Κλεομένεα* d 933 del. Cobet 934 *αὐτὸν* A: om. d 937 *ποιέοντα δὲ* A: *ποιεῦντα δὴ* d 939 *αἰτέει* A: *αἴτεε* d 940 *τοῦ φυλάκου τὰ πρῶτα* A *τοῦ φυλάκου* del. Kallenberg 941 *λυθεὶϲ* B[pc]: *αὖθιϲ* Ad *ποιήϲει* Schweighäuser: *ποιήϲειε(ν)* 942 *οἱ* d: om. A 943 *ἑωυτὸν* A: *-τῷ* d 945 *προέβαινε* d: *πρού-* A 946 *τε* A: om. d 948 *ὅτι* A: *διότι* d *ἀνέγνωϲε* A: *ἀνέγνω ἐϲ* d 949 *Δημαρήτου* A: *-τον* d *λέγειν γενόμενα* A del. Gomperz <*μοῦνοι*> *λέγουϲι* d 951 *Ἀργείων* del. Powell 952 *ἐξαγινέων* Powell: *καταγινέων* 953 *ἀλογίῃ ἔχων* A: *ἀπορίῃ ϲχὼν* d 954 *δὲ* r: *δὴ* A: om. D

ῥέειν ἐκ τῆς Στυμφηλίδος λίμνης (τὴν γὰρ δὴ λίμνην ταύτην ἐς χάσμα ἀφανὲς ἐκδιδοῦσαν ἀναφαίνεσθαι ἐν Ἄργεϊ, τὸ ἐνθεῦτεν δὲ τὸ ὕδωρ ἤδη τοῦτο ὑπ' Ἀργείων Ἐρασῖνον καλέεσθαι), ἀπικόμενος δ' ὦν ὁ Κλεομένης ἐπὶ τὸν ποταμὸν τοῦτον ἐσφαγιάζετο αὐτῷ. (2) καὶ οὐ γὰρ ἐκαλλιέρεε οὐδαμῶς διαβαίνειν μιν, ἄγασθαι μὲν ἔφη τοῦ Ἐρασίνου οὐ προδιδόντος τοὺς πολιήτας, Ἀργείους μέντοι οὐδ' ὣς χαιρήσειν. μετὰ δὲ ταῦτα ἐξαναχωρήσας τὴν στρατιὴν κατήγαγε ἐς Θυρέην, σφαγιασάμενος δὲ τῇ θαλάσσῃ ταῦρον πλοίοισί σφεας ἤγαγε ἔς τε τὴν Τιρυνθίην χώρην καὶ
77 Ναυπλίην. Ἀργεῖοι δὲ ἐβοήθεον πυνθανόμενοι ταῦτα ἐπὶ θάλασσαν. ὡς δὲ ἀγχοῦ μὲν ἐγίνοντο τῆς Τίρυνθος, χώρῳ δὲ ἐν τούτῳ τῷ κεῖται Σήπεια οὔνομα, μεταίχμιον οὐ μέγα ἀπολιπόντες ἵζοντο ἀντίοι τοῖσι Λακεδαιμονίοισι. ἐνθαῦτα δὴ οἱ Ἀργεῖοι τὴν μὲν ἐκ τοῦ φανεροῦ μάχην οὐκ ἐφοβέοντο, ἀλλὰ μὴ δόλῳ αἱρεθέωσι. (2) καὶ γὰρ δή σφι ἐς τοῦτο τὸ πρῆγμα εἶχε τὸ χρηστήριον, τὸ ἐπίκοινα ἔχρησε ἡ Πυθίη τούτοισί τε καὶ Μιλησίοισι λέγον ὧδε·

ἀλλ' ὅταν ἡ θήλεια τὸν ἄρσενα νικήσασα
ἐξελάσῃ καὶ κῦδος ἐν Ἀργείοισιν ἄρηται,
πολλὰς Ἀργείων ἀμφιδρυφέας τότε θήσει.
ὥς ποτέ τις ἐρέει καὶ ἐπεσσομένων ἀνθρώπων·
δεινὸς ὄφις ἀέλικτος ἀπώλετο δουρὶ δαμασθείς.

(3) ταῦτα δὴ πάντα συνελθόντα τοῖσι Ἀργείοισι φόβον παρεῖχε. καὶ δή σφι πρὸς ταῦτα ἔδοξε τῷ κήρυκι τῶν πολεμίων χρᾶσθαι, δόξαν δέ σφι ἐποίευν τοιόνδε· ὅκως ὁ Σπαρτιήτης κῆρυξ προσημαίνοι τι Λακεδαιμονίοισι, ἐποίευν

956 Στυμφηλίδος Hude: -αλίδος A: -ηλίης d 957 ἀφανὲς] ἀχανὲς Cobet 959 δ' A: om. d 963 ταῦτα δὲ d ταῦτα del. Van Herwerden 964 Θυρέην Ar: -αίην D 965 τε A: om. d 968 κεῖται Hude: κέεται Σήπεια r: Σίππεια D: ἡ Σίππεια A 969 ἀντίοι d: ἀντίον A 971 αἱρεθέωσι A: -θῶσι d 972 ἐπίκοινα A: ἐπὶ κοινῇ d 973 λέγον Ar: λέγοντα D 973[6] ἀέλικτος A: τριέλικτος D: -ηκτος r 977 προσημαίνοι A: -νῃ D: -νει r

καὶ οἱ Ἀργεῖοι τὠυτὸ τοῦτο. μαθὼν δὲ ὁ Κλεομένης ποι- 78
εῦντας τοὺς Ἀργείους ὁκοῖόν τι ὁ σφέτερος κῆρυξ σημήνειε,
παραγγέλλει σφι, ὅταν σημήνῃ ὁ κῆρυξ ποιέεσθαι ἄριστον,
τότε ἀναλαβόντας τὰ ὅπλα χωρέειν ἐς τοὺς Ἀργείους. (2)
ταῦτα καὶ ἐγένετο ἐπιτελέα ἐκ τῶν Λακεδαιμονίων· ἄριστον
γὰρ ποιευμένοισι τοῖσι Ἀργείοισι ἐκ τοῦ κηρύγματος
ἐπεκέατο, καὶ πολλοὺς μὲν ἐφόνευσαν αὐτῶν, πολλῷ δέ τι
πλεῦνας ἐς τὸ ἄλσος τοῦ Ἄργου καταφυγόντας περιιζόμενοι
ἐφύλασσον. ἐνθεῦτεν δὲ ὁ Κλεομένης ἐποίεε τοιόνδε· ἔχων 79
αὐτομόλους ἄνδρας καὶ πυνθανόμενος τούτων ἐξεκάλεε
πέμπων κήρυκα, ὀνομαστὶ λέγων τῶν Ἀργείων τοὺς ἐν τῷ
ἱρῷ ἀπεργμένους, ἐξεκάλεε δὲ φὰς αὐτῶν †ἔχειν† τὰ ἄποινα·
ἄποινα δέ ἐστι Πελοποννησίοισι δύο μνέαι τεταγμέναι κατ᾽
ἄνδρα αἰχμάλωτον ἐκτίνειν. κατὰ πεντήκοντα δὴ ὦν τῶν
Ἀργείων ὡς ἑκάστους ἐκκαλεύμενος ὁ Κλεομένης ἔκτεινε.
(2) ταῦτα δέ κως γινόμενα ἐλελήθεε τοὺς λοιποὺς τοὺς ἐν
τῷ τεμένεϊ· ἅτε γὰρ πυκνοῦ ἐόντος τοῦ ἄλσεος οὐκ ὥρων οἱ
ἐντὸς τοὺς ἐκτὸς ὅ τι ἔπρησσον, πρίν γε δὴ αὐτῶν τις ἀναβὰς
ἐπὶ δένδρος κατεῖδε τὸ ποιεύμενον. οὐκ ὦν δὴ ἔτι καλεόμενοι
ἐξήισαν. ἐνθαῦτα δὴ ὁ Κλεομένης ἐκέλευε πάντα τινὰ 80
τῶν εἱλωτέων περινέειν ὕλῃ τὸ ἄλσος, τῶν δὲ πιθομένων
ἐνέπρησε τὸ ἄλσος. καιομένου δὲ ἤδη ἐπείρετο τῶν τινα
αὐτομόλων τίνος εἴη θεῶν τὸ ἄλσος· ὁ δὲ ἔφη Ἄργου εἶναι. ὁ
δὲ ὡς ἤκουσε, ἀναστενάξας μέγα εἶπε· Ὦ Ἄπολλον χρηστήριε,
ἦ μεγάλως με ἠπάτηκας φάμενος Ἄργος αἱρήσειν·
συμβάλλομαι δ᾽ ἐξήκειν μοι τὸ χρηστήριον. μετὰ δὲ ταῦτα 81
ὁ Κλεομένης τὴν μὲν πλέω στρατιὴν ἀπῆκε ἀπιέναι ἐς

982 ἐγένετο A: ἐγίν- d 984 τι d: om. A 985 περιιζόμενοι d: περιεζ- A 987 τούτων d: τουτέων A 989 ἱρῷ d: ἱερῷ A φὰς A: σφεας d an <ἕκαστον δεῖν> ἔχειν? 990 τεταγμέναι] -μένα Blaydes 992 ἑκάστους A: -ον d: -ος Van Herwerden ἐκκαλεύμενος A: -εόμενος d 996 κατεῖδε d: κατῖδε A 997 ἐξήισαν Stein: ἐξῄεσαν 998 περινέειν A: -νεῖν d πιθομένων Cobet: πειθ- 1002 ἦ d: om. A 1004–5 ἐς Σπάρτην A: ἐν Σπάρτῃ d

Ϲπάρτην, χιλίουϲ δὲ αὐτὸϲ λαβὼν τοὺϲ ἀριϲτέαϲ ἤιε ἐϲ τὸ Ἥραιον θύϲων. βουλομένου δὲ αὐτοῦ θύειν ἐπὶ τοῦ βωμοῦ ὁ ἱρεὺϲ ἀπηγόρευε, φὰϲ οὐκ ὅϲιον εἶναι ξείνῳ αὐτόθι θύειν. ὁ δὲ Κλεομένηϲ τὸν ἱρέα ἐκέλευε τοὺϲ εἵλωταϲ ἀπὸ τοῦ βωμοῦ ἀπαγαγόνταϲ μαϲτιγῶϲαι καὶ αὐτὸϲ ἔθυϲε· ποιήϲαϲ δὲ ταῦτα
82 ἀπήιε ἐϲ τὴν Ϲπάρτην. νοϲτήϲαντα δέ μιν ὑπῆγον οἱ ἐχθροὶ
ὑπὸ τοὺϲ ἐφόρουϲ, φάμενοί μιν δωροδοκήϲαντα οὐκ ἑλεῖν τὸ Ἄργοϲ, παρεὸν εὐπετέωϲ μιν ἑλεῖν. ὁ δέ ϲφι ἔλεξε, οὔτε εἰ ψευδόμενοϲ οὔτε εἰ ἀληθέα λέγων ἔχω ϲαφηνέωϲ εἶπαι, ἔλεξε δ' ὦν φάμενοϲ, ἐπείτε δὴ τὸ τοῦ Ἄργου ἱρὸν εἷλε, δοκέειν οἱ ἐξεληλυθέναι τὸν τοῦ θεοῦ χρηϲμόν· πρὸϲ ὦν ταῦτα οὐ δικαιοῦν πειρᾶν τῆϲ πόλιοϲ, πρίν γε δὴ ἱροῖϲι χρήϲηται καὶ μάθῃ, εἴτε οἱ ὁ θεὸϲ παραδιδοῖ εἴτε ἐμποδὼν ἕϲτηκε· (2) καλλιερευμένῳ δὲ ἐν τῷ Ἡραίῳ ἐκ τοῦ ἀγάλματοϲ τῶν ϲτηθέων φλόγα πυρὸϲ ἐκλάμψαι, μαθεῖν δὲ αὐτὸϲ οὕτω τὴν ἀτρεκείην, ὅτι οὐκ αἱρέει τὸ Ἄργοϲ· εἰ μὲν γὰρ ἐκ τῆϲ κεφαλῆϲ τοῦ ἀγάλματοϲ ἐξέλαμψε, αἱρέειν ἂν κατ' ἄκρηϲ τὴν πόλιν, ἐκ τῶν ϲτηθέων δὲ λάμψαντοϲ πᾶν οἱ πεποιῆϲθαι ὅϲον ὁ θεὸϲ ἐβούλετο γενέϲθαι. ταῦτα δὲ λέγων πιϲτά τε καὶ οἰκότα ἐδόκεε Ϲπαρτιήτῃϲι λέγειν καὶ ἀπέφυγε πολλὸν τοὺϲ διώκονταϲ.

83 Ἄργοϲ δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥϲτε οἱ δοῦλοι αὐτῶν ἔϲχον πάντα τὰ πρήγματα ἄρχοντέϲ τε καὶ διέποντεϲ, ἐϲ ὃ ἐπήβηϲαν οἱ τῶν ἀπολομένων παῖδεϲ. ἔπειτά ϲφεαϲ οὗτοι ἀνακτώμενοι ὀπίϲω ἐϲ ἑωυτοὺϲ τὸ Ἄργοϲ ἐξέβαλον·

1006 *βουλομένου δὲ αὐτοῦ* Van Herwerden: *βουλόμενον δὲ αὐτὸν* 1007 *φὰϲ* A: *φάϲκων* d 1008 *ἐκέλευε* A: *-ευϲε* d 1009 *ἀπαγαγόνταϲ* CP: *ἀπάγονταϲ* Ad 1011 *ἑλεῖν* d: *ἑλέειν* A 1013 *εἶπαι* A: *εἰπεῖν* d 1014 *εἷλε* d: *εἷλον* A 1015 *τοῦ θεοῦ* del. Van Herwerden 1017 <*οἱ*> *ἐμποδὼν* d 1019 *αὐτὸϲ* A: *αὐτοὺϲ* d 1020 *ἀτρεκείην* r: *-κίην* AD *ὅτι* A: *ὡϲ* d 1022 *δὲ ϲτηθέων* A *λάμψαντοϲ* A: *ἐκλάμψαντοϲ* d 1023 *τε* d: om. A 1024 *ἀπέφυγε* d: *διέφυγε* A 1026 *ἐχηρώθη* A: *ἐχειρ-* d *αὐτῶν* A: *αὐτέων* d 1027 *τε* d: om. A 1028 *ἐπήβηϲαν* Valla (*ad puberem adolevere aetatem*): *ἐπέβηϲαν* Ad *ἔπειτά* A: *ἐπείτε* d 1029 *οὗτοι* P: *οὕτω* A: *αὐτοὶ* d

ἐξωθεύμενοι δὲ οἱ δοῦλοι μάχῃ ἔςχον Τίρυνθα. (2) τέως μὲν δή ςφι ἦν ἄρθμια ἐς ἀλλήλους, ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος, γένος ἐὼν Φιγαλεὺς ἀπ' Ἀρκαδίης· οὗτος τοὺς δούλους ἀνέγνωςε ἐπιθέςθαι τοῖςι δεςπότῃςι. ἐκ τούτου δὲ πόλεμός ςφι ἦν ἐπὶ χρόνον ςυχνόν, ἐς ὃ δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτηςαν.

Ἀργεῖοι μέν νυν διὰ ταῦτα Κλεομένεά φαςι μανέντα 84
ἀπολέςθαι κακῶς, αὐτοὶ δὲ Cπαρτιῆταί φαςι ἐκ δαιμονίου μὲν οὐδενὸς μανῆναι Κλεομένεα, Cκύθῃςι δὲ ὁμιλήςαντά μιν ἀκρητοπότην γενέςθαι καὶ ἐκ τούτου μανῆναι. (2) Cκύθας γὰρ τοὺς νομάδας, ἐπείτε ςφι Δαρεῖον ἐμβαλεῖν ἐς τὴν χώρην, μετὰ ταῦτα μεμονέναι μιν τείςαςθαι, πέμψαντας δὲ ἐς Cπάρτην ςυμμαχίην τε ποιέεςθαι καὶ ςυντίθεςθαι ὡς χρεὸν εἴη αὐτοὺς μὲν τοὺς Cκύθας παρὰ Φᾶςιν ποταμὸν πειρᾶν ἐς τὴν Μηδικὴν ἐςβάλλειν, ςφέας δὲ τοὺς Cπαρτιήτας {κελεύειν} ἐξ Ἐφέςου ὁρμωμένους ἀναβαίνειν καὶ ἔπειτα ἐς τὠυτὸ ἀπαντᾶν. (3) Κλεομένεα δὲ λέγουςι ἡκόντων τῶν Cκυθέων ἐπὶ ταῦτα ὁμιλέειν ςφι μεζόνως, ὁμιλέοντα δὲ μᾶλλον τοῦ ἱκνεομένου μαθεῖν τὴν ἀκρητοποςίην παρ' αὐτῶν· ἐκ τούτου δὲ μανῆναί μιν νομίζουςι Cπαρτιῆται. ἔκ τε τόςου, ὡς αὐτοὶ λέγουςι, ἐπεὰν ζωρότερον βούλωνται πιεῖν, Ἐπιςκύθιςον λέγουςι. οὕτω δὴ Cπαρτιῆται τὰ περὶ Κλεομένεα λέγουςι· ἐμοὶ δὲ δοκέει τίςιν ταύτην ὁ Κλεομένης Δημαρήτῳ ἐκτεῖςαι.

Τελευτήςαντος δὲ Κλεομένεος ὡς ἐπύθοντο Αἰγινῆται, 85
ἔπεμπον ἐς Cπάρτην ἀγγέλους καταβωςομένους Λευτυχίδεω περὶ τῶν ἐν Ἀθήνῃςι ὁμήρων ἐχομένων. Λακεδαιμόνιοι δὲ

1030 ἐξωθεύμενοι A: ἔξω θεώμενοι d 1032 Φιγαλεὺς d: Φιγαςεὺς A 1034 δὲ d: δὴ A 1039 ἀκρητοπότην d: -πώτην A 1040 ἐμβαλεῖν Ad: ἐς- T 1041 μεμονέναι d: μεμηνέναι A 1044 ἐςβάλλειν A: ἐςβαλεῖν d del. Scaliger 1047 μεζόνως CP: μειζ- Ad 1048 ἱκνεομένου A: ἱκνευμένου d 1049 μιν d: om. A <καὶ> Cπαρτιῆται d τε A: om. d τόςου AD: τοςούτου r 1050 πιεῖν Eustathius ad Il. 746. 51: πιέειν A: πίνειν d, Athenaeus 10. 427 B Ἐπιςκύθιςον] -ίςαι Athenaeus 1052 ὁ A: om. d ἐκτεῖςαι Stein: -τῖςαι

δικαςτήριον ςυναγαγόντες ἔγνωςαν περιυβρίςθαι Αἰγινήτας ὑπὸ Λευτυχίδεω, καί μιν κατέκριναν ἔκδοτον ἄγεςθαι ἐς Αἴγιναν ἀντὶ τῶν ἐν Ἀθήνῃςι ἐχομένων ἀνδρῶν. (2) *μελλόντων δὲ ἄγειν τῶν Αἰγινητέων τὸν Λευτυχίδεα εἶπέ ςφι Θεαρίδης ὁ Λεωπρέπεος, ἐὼν ἐν Cπάρτῃ ἀνὴρ δόκιμος· Τί βουλεύεςθε ποιέειν, ἄνδρες Αἰγινῆται; τὸν βαςιλέα τῶν Cπαρτιητέων ἔκδοτον γενόμενον ὑπὸ τῶν πολιητέων ἄγειν; εἰ νῦν ὀργῇ χρεώμενοι ἔγνωςαν οὕτω Cπαρτιῆται, ὅκως ἐξ ὑςτέρης μή τι ὑμῖν, ἢν ταῦτα ποιήςητε, πανώλεθρον κακὸν ἐς τὴν χώρην ἐμβάλωςι.* (3) *ταῦτα ἀκούςαντες οἱ Αἰγινῆται ἔςχοντο τῆς ἀγωγῆς, ὁμολογίῃ δὲ ἐχρήςαντο τοιῇδε, ἐπιςπόμενον Λευτυχίδεα ἐς Ἀθήνας ἀποδοῦναι Αἰγινήτῃςι τοὺς ἄνδρας.*

86 *ὡς δὲ ἀπικόμενος Λευτυχίδης ἐς τὰς Ἀθήνας ἀπαίτεε τὴν παρακαταθήκην, οἱ Ἀθηναῖοι προφάςιας εἷλκον οὐ βουλόμενοι ἀποδοῦναι, φάντες δύο ςφεας ἐόντας βαςιλέας παραθέςθαι καὶ οὐ δικαιοῦν τῷ ἑτέρῳ ἄνευ τοῦ ἑτέρου ἀποδιδόναι·* (α) *οὐ φαμένων δὲ ἀποδώςειν τῶν Ἀθηναίων ἔλεξέ ςφι Λευτυχίδης τάδε· Ὦ Ἀθηναῖοι, ποιέετε μὲν ὁκότερα βούλεςθε αὐτοί· καὶ γὰρ ἀποδιδόντες ποιέετε ὅςια καὶ μὴ ἀποδιδόντες τὰ ἐναντία τούτων· ὁκοῖον μέντοι τι ἐν τῇ Cπάρτῃ ςυνηνείχθη γενέςθαι περὶ παρακαταθήκης, βούλομαι ὑμῖν εἶπαι.* (2) *λέγομεν ἡμεῖς οἱ Cπαρτιῆται γενέςθαι ἐν τῇ Λακεδαίμονι κατὰ τρίτην γενεὴν τὴν ἀπ᾽ ἐμέο Γλαῦκον Ἐπικύδεος παῖδα. τοῦτον τὸν ἄνδρα φαμὲν τά τε ἄλλα πάντα περιήκειν τὰ πρῶτα καὶ δὴ καὶ ἀκούειν ἄριστα δικαιοςύνης πέρι πάντων ὅςοι τὴν Λακεδαίμονα τοῦτον τὸν χρόνον*

1057 *κατέκριναν* A: *-νον* d 1059 *Θεαρίδης* B^{pc}, Cobet: *Θεαςίδης* Ad: *Θεατρίδης* Clem. Al. *Strom.* 5. 14. 133 1060 *δόκιμος ἀνήρ* A 1061 *ποιέειν* ... *Αἰγινῆται* A: *ὦ ἄνδρες Αἰγινῆται ποιήςειν* d 1063 <*τὴν*> *ὅκως* d 1064 *ποιήςητε* d: *πρήςςητε* A 1065 *ἐμβάλωςι* AX^{sl} (manu recentiore): *ἐς-* d: *ἐκ-* CSV 1068 <*ὁ*> *Λευτυχίδης* d 1069 *παρακαταθήκην* A: *παραθ-* d (item 1076) *οἱ* <*δ’*> A 1071 *δικαιοῦν* A: *δίκαιον* d 1073–4 *ποιέετε* ... *ἀποδιδόντες* AD: om. r 1077 *εἶπαι*] *εἰπεῖν* Stobaeus 3. 27. 14 1080 *καὶ*^{2} AD: om. r, Stobaeus

οἴκεον. (3) ϲυνενειχθῆναι δέ οἱ ἐν χρόνῳ ἱκνευμένῳ τάδε λέγομεν, ἄνδρα Μιλήϲιον ἀπικόμενον ἐϲ Ϲπάρτην βούλεϲθαί οἱ ἐλθεῖν ἐϲ λόγουϲ, προϊϲχόμενον τοιάδε· Εἰμὶ μὲν Μιλήϲιοϲ, ἥκω δὲ τῆϲ ϲῆϲ, Γλαῦκε, δικαιοϲύνηϲ βουλόμενοϲ ἀπολαῦϲαι. (4) ὡϲ γὰρ δὴ ἀνὰ πᾶϲαν μὲν τὴν ἄλλην Ἑλλάδα, ἐν δὲ καὶ περὶ Ἰωνίην τῆϲ ϲῆϲ δικαιοϲύνηϲ ἦν λόγοϲ πολλόϲ, ἐμεωυτῷ λόγουϲ ἐδίδουν καὶ ὅτι ἐπικίνδυνόϲ ἐϲτι αἰεί κοτε ἡ Ἰωνίη, ἡ δὲ Πελοπόννηϲοϲ ἀϲφαλέωϲ ἱδρυμένη, καὶ διότι χρήματα οὐδαμὰ τοὺϲ αὐτοὺϲ ἔϲτι ὁρᾶν ἔχονταϲ. (5) ταῦτά τε ὦν ἐπιλεγομένῳ καὶ βουλευομένῳ ἔδοξέ μοι τὰ ἡμίϲεα πάϲηϲ τῆϲ οὐϲίηϲ ἐξαργυρώϲαντα θέϲθαι παρὰ ϲέ, εὖ ἐξεπιϲταμένῳ ὥϲ μοι κείμενα ἔϲται παρὰ ϲοὶ ϲόα. ϲὺ δή μοι καὶ τὰ χρήματα δέξαι καὶ τάδε τὰ ϲύμβολα ϲῷζε λαβών· ὃϲ δ' ἂν ἔχων ταῦτα ἀπαιτέῃ, τούτῳ ἀποδοῦναι. (β) ὁ μὲν δὴ ἀπὸ Μιλήτου ἥκων ξεῖνοϲ τοϲαῦτα ἔλεξε, Γλαῦκοϲ δὲ ἐδέξατο τὴν παραθήκην ἐπὶ τῷ εἰρημένῳ λόγῳ. χρόνου δὲ πολλοῦ διελθόντοϲ ἦλθον ἐϲ Ϲπάρτην τούτου τοῦ παραθεμένου τὰ χρήματα οἱ παῖδεϲ, ἐλθόντεϲ δὲ ἐϲ λόγουϲ τῷ Γλαύκῳ καὶ ἀποδεικνύντεϲ τὰ ϲύμβολα ἀπαίτεον τὰ χρήματα. (2) ὁ δὲ διωθέετο ἀντυποκρινόμενοϲ τοιάδε· Οὔτε μέμνημαι τὸ πρῆγμα οὔτε με περιφέρει οὐδὲν εἰδέναι τούτων τῶν ὑμεῖϲ λέγετε, βούλομαι δὲ ἀναμνηϲθεὶϲ ποιέειν πᾶν τὸ δίκαιον, καὶ γὰρ εἰ ἔλαβον, ὀρθῶϲ ἀποδοῦναι, καὶ εἴ γε ἀρχὴν μὴ ἔλαβον, νόμοιϲι τοῖϲι Ἑλλήνων χρήϲομαι ἐϲ ὑμέαϲ. ταῦτα ὦν ὑμῖν ἀναβάλλομαι κυρώϲειν ἐϲ τέταρτον μῆνα ἀπὸ τοῦδε. (γ) οἱ μὲν δὴ Μιλήϲιοι ϲυμφορὴν ποιεύμενοι ἀπαλλάϲϲοντο ὡϲ ἀπεϲτερημένοι τῶν

1082 ϲυνενειχθῆναι d: ϲυνενεχ- A, Stobaeus ἐν om. Stobaeus ἱκνευμένῳ d: -ευομένῳ A 1084 οἱ d: om. A 1085 βουλόμενοϲ δικαιοϲύνηϲ A 1088 αἰεί CPS: ἀεί Ad 1092 ἐξαργυρώϲαντα τῆϲ οὐϲίηϲ D ϲέ d, Stobaeus: ϲοί A ἐξεπιϲταμένῳ A: ἐπιϲταμένῳ d 1093 ἔϲται κείμενα d μοι A: om. d 1094 τὰ A: om. d 1095 ἀπαιτέῃ r: -έει AD 1097–8 πολλοῦ et τούτου om. Stobaeus 1099 ἀποδεικνύντεϲ A: -ύοντεϲ d 1102 εἰδέναι del. Powell: an <ὥϲτε> εἰδέναι? τῶν d: ὧν A 1103 δὲ Krüger: τε 1107 ποιεύμενοι d, Stobaeus: ποιηϲάμενοι A

χρημάτων, Γλαῦκος δὲ ἐπορεύετο ἐς Δελφοὺς χρησόμενος τῷ χρηστηρίῳ. ἐπειρωτῶντα δὲ αὐτὸν τὸ χρηστήριον εἰ ὅρκῳ τὰ χρήματα ληίσηται, ἡ Πυθίη μετέρχεται τοισίδε τοῖσι ἔπεσι·

(2) *Γλαῦκ' Ἐπικυδείδη, τὸ μὲν αὐτίκα κέρδιον οὕτω*
ὅρκῳ νικῆσαι καὶ χρήματα ληίσσασθαι.
ὄμνυ, ἐπεὶ θάνατός γε καὶ εὔορκον μένει ἄνδρα.
ἀλλ' Ὅρκου πάϊς ἐστὶν ἀνώνυμος, οὐδ' ἔπι χεῖρες
οὐδὲ πόδες· κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν
συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκον ἅπαντα.
ἀνδρὸς δ' εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.

ταῦτα ἀκούσας ὁ Γλαῦκος συγγνώμην τὸν θεὸν παραιτέετο αὐτῷ ἴσχειν τῶν ῥηθέντων. ἡ δὲ Πυθίη ἔφη τὸ πειρηθῆναι τοῦ θεοῦ καὶ τὸ ποιῆσαι ἴσον δύνασθαι. (δ) *Γλαῦκος μὲν δὴ μεταπεμψάμενος τοὺς Μιλησίους ξείνους ἀποδιδοῖ σφι τὰ χρήματα. τοῦ δὲ εἵνεκα ὁ λόγος ὅδε, ὦ Ἀθηναῖοι, ὁρμήθη λέγεσθαι ἐς ὑμέας, εἰρήσεται· Γλαύκου νῦν οὔτε τι ἀπόγονον ἔστι οὐδὲν οὔτ' ἱστίη οὐδεμία νομιζομένη εἶναι Γλαύκου, ἐκτέτριπταί τε πρόρριζος ἐκ Σπάρτης. οὕτω ἀγαθὸν μηδὲ διανοέεσθαι περὶ παραθήκης ἄλλο γε ἢ ἀπαιτεόντων ἀποδιδόναι. Λευτυχίδης μὲν εἴπας ταῦτα, ὥς οἱ οὐδὲ οὕτως*
87 *ἐσήκουον οἱ Ἀθηναῖοι, ἀπαλλάσσετο· οἱ δὲ Αἰγινῆται, πρὶν τῶν πρότερον ἀδικημάτων δοῦναι δίκας τῶν ἐς Ἀθηναίους ὕβρισαν Θηβαίοισι χαριζόμενοι, ἐποίησαν τοιόνδε· μεμφόμενοι τοῖσι Ἀθηναίοισι καὶ ἀξιοῦντες ἀδικέεσθαι, ὡς τιμωρησόμενοι τοὺς Ἀθηναίους παρεσκευάζοντο. καὶ ἦν*

1109 *τὸ χρηστήριον* om. Stobaeus 1110 *ληίσηται* Ad: *-σεται* SV, Stobaeus *τοισίδε* T: *τοῖσδε* A: *τοῖσι* D[ac]R: om. D[pc]SV 1111[3] *ληίσσασθαι* BP: *ληίσασθαι* Ad 1111[5] *ἀνώνυμος* A: *ἄνωμος* d 1111[6] *κραιπνὸς* A: *-ῶς* d, Stobaeus 1111[7] *γενεὴν ὀλέσῃ* Stobaeus *ὀλέσῃ* A: *-σει* d 1111[8] *μετόπισθεν* A, Stobaeus 3. 28. 15: *κατόπισθεν* d, Stobaeus 3. 27. 14 1112 *παραιτέετο* d: *παρῃτέετο* A 1113 *ἴσχειν* A, Stobaeus 3. 27. 14: *σχεῖν* d 1114 *τὸ* A: om. d, Stobaeus 1116 *ὁρμήθη* A: *ὡρ-* d 1117 *λέγεσθαι* del. Cobet 1118 *ἱστίη* d: *ἑστίη* A *οὐδεμία* A: *-ίη* d 1119 *τε* Ar: om. D 1120 *διανοέεσθαι* d: *-εῖσθαι* A 1122 *ἐσήκουον* d: *ἤκουον* A 1126 *καὶ* d: om. A

γὰρ δὴ τοῖϲι Ἀθηναίοιϲι πεντετηρὶϲ ἐπὶ Ϲουνίῳ, λοχήϲαντεϲ
ὦν τὴν θεωρίδα νέα εἷλον πλήρεα ἀνδρῶν τῶν πρώτων
Ἀθηναίων, λαβόντεϲ δὲ τοὺϲ ἄνδραϲ ἔδηϲαν. Ἀθηναῖοι δὲ 88
παθόντεϲ ταῦτα πρὸϲ Αἰγινητέων οὐκέτι ἀνεβάλλοντο μὴ οὐ
τὸ πᾶν μηχανήϲαϲθαι ἐπ' Αἰγινήτῃϲι. καὶ ἦν γὰρ Νικόδρομοϲ
Κνοίθου καλεόμενοϲ ἐν τῇ Αἰγίνῃ ἀνὴρ δόκιμοϲ, οὗτοϲ
μεμφόμενοϲ μὲν τοῖϲι Αἰγινήτῃϲι προτέρην ἑωυτοῦ ἐξέλαϲιν
ἐκ τῆϲ νήϲου, μαθὼν δὲ τότε τοὺϲ Ἀθηναίουϲ ἀναρτημένουϲ
ἔρδειν Αἰγινήταϲ κακῶϲ, ϲυντίθεται Ἀθηναίοιϲι προδοϲίην
Αἰγίνηϲ, φράϲαϲ ἐν τῇ τε ἡμέρῃ ἐπιχειρήϲει καὶ ἐκείνουϲ ἐϲ
τὴν ἥκειν δεήϲει βοηθέονταϲ. μετὰ ταῦτα καταλαμβάνει μὲν
κατὰ {τὰ} ϲυνεθήκατο Ἀθηναίοιϲι ὁ Νικόδρομοϲ τὴν παλαιὴν
καλεομένην πόλιν, Ἀθηναῖοι δὲ οὐ παραγίνονται ἐϲ δέον·
οὐ γὰρ ἔτυχον ἐοῦϲαι νέεϲ ϲφι ἀξιόμαχοι τῇϲι Αἰγινητέων 89
ϲυμβαλεῖν. ἐν ᾧ ὦν Κορινθίων ἐδέοντο χρῆϲαι ϲφίϲι νέαϲ,
ἐν τούτῳ διεφθάρη τὰ πρήγματα. οἱ δὲ Κορίνθιοι, ἦϲαν γάρ
ϲφι τοῦτον τὸν χρόνον φίλοι ἐϲ τὰ μάλιϲτα, Ἀθηναίοιϲι
διδοῦϲι δεομένοιϲι εἴκοϲι νέαϲ, διδοῦϲι δὲ πενταδράχμουϲ
ἀποδόμενοι· δωτίνην γὰρ ἐν τῷ νόμῳ οὐκ ἐξῆν δοῦναι.
ταύταϲ τε δὴ λαβόντεϲ οἱ Ἀθηναῖοι καὶ τὰϲ ϲφετέραϲ,
πληρώϲαντεϲ ἑβδομήκοντα νέαϲ τὰϲ ἁπάϲαϲ, ἔπλεον ἐπὶ
τὴν Αἴγιναν καὶ ὑϲτέρηϲαν ἡμέρῃ μιῇ τῆϲ ϲυγκειμένηϲ.
Νικόδρομοϲ δέ, ὡϲ οἱ Ἀθηναῖοι ἐϲ τὸν καιρὸν οὐ παρεγίνοντο, 90
ἐϲ πλοῖον ἐϲβὰϲ ἐκδιδρήϲκει ἐκ τῆϲ Αἰγίνηϲ· ϲὺν δέ οἱ καὶ
ἄλλοι ἐκ τῶν Αἰγινητέων ἕϲποντο, τοῖϲι Ἀθηναῖοι Ϲούνιον

1127 πεντετηρὶϲ d: πεντήρηϲ A   1130 ἀνεβάλλοντο A: ἀνεβάλοντο d
1131 μηχανήϲαϲθαι A: μηχανᾶϲθαι d   1132 Κνοίθου A: Κνούθου d
καλεόμενοϲ AS: αλεόμενοϲ d   1133 μὲν A: om. d   ἐξέλαϲιν A: -ϲεν d
1134 ἀναρτημένουϲ A: ἀνηρ- d   1136 τῇ Stein: ᾗ   τῇ τε ἡμέρῃ] τῇ ἡμέρῃ
αὐτόϲ τε Powell   1137 τὴν Stein: ἣν   ἐϲ ἣν del. Powell   1138 τὰ
Ad: om. T, del. Hude   1141 ϲυμβαλεῖν A: -έειν d   ϲφίϲι Stein ϲφι
1145 ἀποδόμενοι Ad: -διδόμενοι T   δωτίνην d: δωρεὴν A   ἐν A: om. d
1148 ὑϲτέρηϲαν DXSV: -ιϲαν ARU   1150 ἐκδιδρήϲκει A: -άϲκει d   καὶ οἱ r
1151 ἐκ A: om. d   ἕϲποντο d: εἵποντο A

οἰκῆcαι ἔδοcαν. ἐνθεῦτεν δὲ οὗτοι ὁρμώμενοι ἔφερόν τε καὶ
91 ἦγον τοὺc ἐν τῇ νήcῳ Αἰγινήταc. ταῦτα μὲν δὴ ὕcτερον
ἐγίνετο, Αἰγινητέων δὲ οἱ παχέεc ἐπαναcτάντοc cφι τοῦ
δήμου ἅμα Νικοδρόμῳ ἐπεκράτηcαν, καὶ ἔπειτά cφεαc
χειρωcάμενοι ἐξῆγον ἀπολέοντεc. ἀπὸ τούτου δὲ καὶ ἄγοc
cφι ἐγένετο, τὸ ἐκθύcαcθαι οὐκ οἷοί τε ἐγένοντο ἐπιμηχαν-
ώμενοι, ἀλλ' ἔφθηcαν ἐκπεcόντεc πρότερον ἐκ τῆc νήcου ἤ
cφι ἵλεον γενέcθαι τὴν θεόν. (2) ἑπτακοcίουc γὰρ δὴ τοῦ
δήμου ζωγρήcαντεc ἐξῆγον ὡc ἀπολέοντεc, εἷc δέ τιc τούτων
ἐκφυγὼν τὰ δεcμὰ καταφεύγει πρὸc πρόθυρα Δήμητροc
Θεcμοφόρου, ἐπιλαβόμενοc δὲ τῶν ἐπιcπαcτήρων εἴχετο. οἱ
δὲ ἐπείτε μιν ἀποcπάcαι οὐκ οἷοί τε ἀπέλκοντεc ἐγίνοντο,
ἀποκόψαντεc αὐτοῦ τὰc χεῖραc ἦγον οὕτω, αἱ χεῖρεc δὲ
92 ἐκεῖναι ἐμπεφυκυῖαι ἦcαν τοῖcι ἐπιcπαcτῆρcι. ταῦτα μέν
νυν cφέαc αὐτοὺc οἱ Αἰγινῆται ἐργάcαντο, Ἀθηναίοιcι δὲ
ἥκουcι ἐναυμάχηcαν νηυcὶ ἑβδομήκοντα, ἑccωθέντεc δὲ τῇ
ναυμαχίῃ ἐπεκαλέοντο τοὺc αὐτοὺc καὶ πρότερον Ἀργείουc.
καὶ δή cφι οὗτοι μὲν οὐκέτι βοηθέουcι, μεμφόμενοι ὅτι
Αἰγιναῖαι νέεc ἀνάγκῃ λαμφθεῖcαι ὑπὸ Κλεομένεοc ἔcχον τε
ἐc τὴν Ἀργολίδα χώρην καὶ cυναπέβηcαν Λακεδαιμονίοιcι·
cυναπέβηcαν δὲ καὶ ἀπὸ Cικυωνιέων νεῶν ἄνδρεc τῇ αὐτῇ
ταύτῃ ἐcβολῇ. (2) καί cφι ὑπ' Ἀργείων ἐπεβλήθη ζημίη χίλια
τάλαντα ἐκτεῖcαι, πεντακόcια ἑκατέρουc. Cικυώνιοι μέν νυν
cυγγνόντεc ἀδικῆcαι ὡμολόγηcαν ἑκατὸν τάλαντα ἐκτεί-
cαντεc ἀζήμιοι εἶναι, Αἰγινῆται δὲ οὔτε cυνεγινώcκοντο

1152 *οἰκῆcαι* d: *οἰκίcαι* A 1154 *τοῦ δήμου cφι* A 1155 *ἔπειτά* d: *-τέ* A 1159 *τὴν* A: *τὸν* d 1160 *ὡc* A: om. d 1161 <*τὰ*> *πρόθυρα* vel *πρόθυρα* <*τὰ*> Blaydes 1162 *ἐπιλαβόμενοc* d: *ἐπιλαμβανόμενοc* A *ἐπιcπαcτήρων* Ar: *ἐπιπ-* D 1163 *ἐγίνοντο* d: *ἐγέν-* A 1164 *αἱ* A: om. d 1165 *ἐπιcπαcτῆρcι* r: *-αρτῆρcι* D: *-άcτροιcι* A 1166 *αὐτοὺc* A: om. d 1168 *ἐπεκαλέοντο* A: *-εον* d *τοὺc αὐτοὺc καὶ* d: *τούτουc αὐτοὺc οὓc* A an <*τοὺc*> *Ἀργείουc*? 1170 <*αἱ*> *Αἰγιναῖαι* d *νέεc* d: *νῆεc* A 1171 *ἐc* Ar: om. D 1172 *Cικυωνιέων* Stein: *-ίων* 1173 *ἐπεβλήθη* A: *ὑπ-* d 1174 *ἐκτεῖcαι* Hude: *ἐκτῖc-* (item 1175) *ἑκατέρουc* A: *ἑτέρουc* d

ἦcάν τε αὐθαδέcτεροι. διὰ δὴ ὦν cφι ταῦτα δεομένοιcι ἀπὸ
μὲν τοῦ δημοcίου οὐδεὶc Ἀργείων ἔτι ἐβοήθεε, ἐθελονταὶ
δὲ ἐc χιλίουc· ἦγε δὲ αὐτοὺc cτρατηγὸc ἀνὴρ πεντάεθλον
ἐπαcκήcαc, τῷ οὔνομα Εὐρυβάτηc. (3) τούτων οἱ πλεῦνεc
οὐκ ἀπενόcτηcαν ὀπίcω, ἀλλ' ἐτελεύτηcαν ὑπ' Ἀθηναίων ἐν
Αἰγίνῃ· αὐτὸc δὲ ὁ cτρατηγὸc Εὐρυβάτηc μουνομαχίην
ἐπαcκέων τρεῖc μὲν ἄνδραc τρόπῳ τοιούτῳ κτείνει, ὑπὸ
δὲ τοῦ τετάρτου Cωφάνεοc τοῦ Δεκελέοc ἀποθνῄcκει.
Αἰγινῆται δὲ ἐοῦcι ἀτάκτοιcι Ἀθηναίοιcι cυμβαλόντεc τῇcι 93
νηυcὶ ἐνίκηcαν καί cφεων νέαc τέccεραc αὐτοῖcι τοῖcι ἀνδράcι
εἷλον.

Ἀθηναίοιcι μὲν δὴ πόλεμοc cυνῆπτο πρὸc Αἰγινήταc, ὁ 94
δὲ Πέρcηc τὸ ἑωυτοῦ ἐποίεε, ὥcτε ἀναμιμνῄcκοντόc τε
αἰεὶ τοῦ θεράποντοc μεμνῆcθαί μιν τῶν Ἀθηναίων
καὶ Πειcιcτρατιδέων προcκατημένων καὶ διαβαλλόντων
Ἀθηναίουc, ἅμα δὲ βουλόμενοc ὁ Δαρεῖοc ταύτηc ἐχόμενοc
τῆc προφάcιοc καταcτρέφεcθαι τῆc Ἑλλάδοc τοὺc μὴ δόνταc
αὐτῷ γῆν τε καὶ ὕδωρ. (2) Μαρδόνιον μὲν δὴ φλαύρωc
πρήξαντα τῷ cτόλῳ παραλύει τῆc cτρατηγίηc, ἄλλουc
δὲ cτρατηγοὺc ἀποδέξαc ἀπέcτελλε ἐπί τε Ἐρέτριαν καὶ
Ἀθήναc, Δᾶτίν τε, ἐόντα Μῆδον γένοc, καὶ Ἀρταφέρνεα τὸν
Ἀρταφέρνεοc παῖδα, ἀδελφιδέον ἑωυτοῦ· ἐντειλάμενοc δὲ
ἀπέπεμπε ἐξανδραποδίcανταc Ἀθήναc καὶ Ἐρέτριαν ἀνάγειν
ἑωυτῷ ἐc ὄψιν τὰ ἀνδράποδα. ὡc δὲ οἱ cτρατηγοὶ οὗτοι 95
οἱ ἀποδεχθέντεc πορευόμενοι παρὰ βαcιλέοc ἀπίκοντο τῆc

1177 ὦν cφι A: om. d ταῦτά cφι Legrand 1178 ἐθελονταὶ A: θελονταὶ d
1179 ἀνὴρ πεντάεθλον ἐπαcκήcαc hic Wilson: post Εὐρυβάτηc D et ἀνὴρ omisso Ar πεντάεθλον A: πένταθλον d 1180 τῷ οὔνομα Schweighäuser: ᾧ οὔνομα post ἀνὴρ A: om. d 1182 μουνομαχίην Ar: μουναρχίην D
1183 τοιούτῳ A: τοιῷδε (post κτείνει) d 1185 <τοῖcι> Ἀθηναίοιcι A
1186 τέccεραc AU: τέccαραc d τοῖcι A: om. d 1190 αἰεὶ d: ἀεὶ A
1196 ἀπέcτελλε d: ἀπέcτειλε A Ἐρέτριαν d: -ειαν A (item 1199)
1198 ἀδελφιδέον Ar: ἀδελφεὸν δὲ D 1199 ἀνάγειν Stein: ἀγαγεῖν d: ἄγειν A
1201 οἱ Ar: om. D

*Κιλικίης ἐς τὸ Ἀλήιον πεδίον, ἅμα ἀγόμενοι πεζὸν στρατὸν
πολλόν τε καὶ εὖ ἐσκευασμένον, ἐνθαῦτα στρατοπεδευο-
μένοισι ἐπῆλθε μὲν ὁ ναυτικὸς πᾶς στρατὸς ὁ ἐπιταχθεὶς
ἑκάστοισι, παρεγένοντο δὲ καὶ αἱ ἱππαγωγοὶ νέες, τὰς τῷ
προτέρῳ ἔτεϊ προεῖπε τοῖσι ἑωυτοῦ δασμοφόροισι Δαρεῖος
ἑτοιμάζειν. (2) ἐσβαλόμενοι δὲ τοὺς ἵππους ἐς ταύτας καὶ τὸν
πεζὸν στρατὸν ἐσβιβάσαντες ἐς τὰς νέας ἔπλεον ἑξακοσίῃσι
τριήρεσι ἐς τὴν Ἰωνίην. ἐνθεῦτεν δὲ οὐ παρὰ τὴν ἤπειρον εἶχον
τὰς νέας ἰθὺ τοῦ τε Ἑλλησπόντου καὶ τῆς Θρηίκης, ἀλλ᾽
ἐκ Σάμου ὁρμώμενοι παρά τε Ἴκαρον καὶ διὰ νήσων τὸν
πλόον ἐποιεῦντο, ὡς μὲν ἐμοὶ δοκέειν, δείσαντες μάλιστα τὸν
περίπλοον τοῦ Ἄθω, ὅτι τῷ προτέρῳ ἔτεϊ ποιεύμενοι ταύτῃ
τὴν κομιδὴν μεγάλως προσέπταισαν· πρὸς δὲ καὶ ἡ Νάξός*
96 *σφεας ἔκνιζε πρότερον οὐκ ἁλοῦσα. ἐπεὶ δὲ ἐκ τοῦ Ἰκαρίου
πελάγεος προσφερόμενοι προσέμειξαν τῇ Νάξῳ (ἐπὶ ταύτην
γὰρ δὴ πρώτην ἐπεῖχον στρατεύεσθαι οἱ Πέρσαι), μεμνημένοι
τῶν πρότερον οἱ Νάξιοι πρὸς τὰ ὄρεα οἴχοντο φεύγοντες οὐδὲ
ὑπέμειναν. οἱ δὲ Πέρσαι ἀνδραποδισάμενοι τοὺς κατέλαβον
αὐτῶν, ἐνέπρησαν καὶ τὰ ἱρὰ καὶ τὴν πόλιν. ταῦτα δὲ ποι-*
97 *ήσαντες ἐπὶ τὰς ἄλλας νήσους ἀνήγοντο. ἐν ᾧ δὲ οὗτοι ταῦτα
ἐποίευν, οἱ Δήλιοι ἐκλιπόντες καὶ αὐτοὶ τὴν Δῆλον οἴχοντο
φεύγοντες ἐς Τῆνον. τῆς δὲ στρατιῆς καταπλεούσης ὁ Δᾶτις
προπλώσας οὐκ ἔα τὰς νέας πρὸς τὴν Δῆλον προσορμίζεσθαι,
ἀλλὰ πέρην ἐν τῇ Ῥηναίῃ· αὐτὸς δὲ πυθόμενος ἵνα ἦσαν οἱ
Δήλιοι, πέμπων κήρυκα ἠγόρευέ σφι τάδε· (2) Ἄνδρες ἱροί, τί
φεύγοντες οἴχεσθε, οὐκ ἐπιτήδεα καταγνόντες κατ᾽ ἐμεῦ;*

1203 *τε* d: om. A 1204 *ὁ*[2] A: om. d 1205 *αἱ* A: om. d *τὰς* d: *ἃς* A 1207 *ἐσβαλόμενοι* Ar: *ἐσβαλλ-* D 1208 *ἐς τὰς νέας* A: om. d 1209 *ἐνθεῦτεν* Cr: *ἐνθέντες* AD: an *ἔνθεν* vel *ἐνθένδε*? 1211 *Ἴκαρον* Gebhardt: *Ἰκάριον* 1212 *μάλιστα* A: om. d 1213 *τῷ προτέρῳ*] *τρίτῳ πρότερον* Dobree 1215 *ἔκνιζε* Powell: *ἠνάγκαζε* 1217 *πρώτην* A: *πρῶτον* d 1218 *πρότερον* AD: *προτέρων* r: post hanc vocem lacunam statuit Stein 1221 *ἀνήγοντο* Blaydes: *ἀνάγοντο* 1224 *προπλώσας* d: *προσ-* A *Δῆλον* d: *νῆσον* A 1225 *Ῥηναίῃ* AD: *Ῥηνέῃ* r 1227 *κατ᾽* del. Van Herwerden *ἐμεῦ* d: *ἐμοῦ* A

ἐγὼ γὰρ καὶ αὐτὸς ἐπὶ τοσοῦτό γε φρονέω καί μοι ἐκ
βασιλέος ὧδε ἐπέσταλται, ἐν τῇ χώρῃ οἱ δύο θεοὶ ἐγένοντο,
ταύτην μηδὲν σίνεσθαι, μήτε αὐτὴν τὴν χώρην μήτε τοὺς
οἰκήτορας αὐτῆς. νῦν ὦν καὶ ἄπιτε ἐπὶ τὰ ὑμέτερα αὐτῶν καὶ
τὴν νῆσον νέμεσθε. ταῦτα μὲν ἐπεκηρυκεύσατο τοῖσι Δηλίοισι,
μετὰ δὲ λιβανωτοῦ τριηκόσια τάλαντα κατανήσας ἐπὶ τοῦ
βωμοῦ ἐθυμίησε. Δᾶτις μὲν δὴ ταῦτα ποιήσας ἔπλεε ἅμα τῷ 98
στρατῷ ἐπὶ τὴν Ἐρέτριαν πρῶτα, ἅμα ἀγόμενος καὶ Ἴωνας
καὶ Αἰολέας· μετὰ δὲ τοῦτον ἐνθεῦτεν ἐξαναχθέντα Δῆλος
ἐκινήθη, ὡς ἔλεγον οἱ Δήλιοι, καὶ πρῶτα καὶ ὕστατα μέχρι
ἐμεῦ σεισθεῖσα. καὶ τοῦτο μέν κου τέρας ἀνθρώποισι τῶν
μελλόντων ἔσεσθαι κακῶν ἔφηνε ὁ θεός. (2) *ἐπὶ γὰρ Δαρείου*
τοῦ Ὑστάσπεος καὶ Ξέρξεω τοῦ Δαρείου καὶ Ἀρτοξέρξεω
τοῦ Ξέρξεω, τριῶν τουτέων ἐπεξῆς γενεέων, ἐγένετο πλέω
κακὰ τῇ Ἑλλάδι ἢ ἐπὶ εἴκοσι ἄλλας γενεὰς τὰς πρὸ Δαρείου
γενομένας, τὰ μὲν ἀπὸ τῶν Περσέων αὐτῇ γενόμενα, τὰ
δὲ ἀπ' αὐτῶν τῶν κορυφαίων περὶ τῆς ἀρχῆς πολεμεόντων.
(3) *οὕτως οὐδὲν ἦν ἀεικὲς κινηθῆναι Δῆλον τὸ πρὶν ἐοῦσαν*
ἀκίνητον. ***καὶ ἐν χρησμῷ ἦν γεγραμμένον περὶ αὐτῆς ὧδε·*

κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν.

δύναται δὲ κατὰ Ἑλλάδα γλῶσσαν ταῦτα τὰ οὐνόματα,
Δαρεῖος ἀρήιος, Ξέρξης ἑρξίης, Ἀρτοξέρξης κάρτα ἑρξίης.
τούτους μὲν δὴ τοὺς βασιλέας ὧδε ἂν ὀρθῶς κατὰ γλῶσσαν
*τὴν σφετέρην Ἕλληνες καλέοιεν.*** *οἱ δὲ βάρβαροι ὡς ἀπῆραν* 99

1228 *ἐπὶ τοσοῦτό* P: *ἐπὶ τοσούτῳ* d: *ἔτι τοσαῦτά* A 1229 *τῇ* Stein: *ᾗ* 1233 *κατανήσας*] *καταγίσας* Powell: cf. 1. 183. 2: an *ἐπινήσας*? 1234 *ἐθυμίησε* Ar: *-ίασε* D 1235 *Ἐρέτριαν* d: *-ειαν* A 1237 *οἱ* d: om. A *μέχρι* A: *τὰ μέχρις* d 1238 *ἐμεῦ* A: *ἐμέο οὐ* d 1239 *ἔφηνε* d: *ἔφαινε* A 1241 *τριῶν* Ar: *τρίτων* D 1243 *γενομένας* A: *γινόμενα* d 1244 *πολεμεόντων* d: *-μούντων* A 1246–6² *καὶ ... ἐοῦσαν* d: om. A: del. Stein 1247–50 *δύναται ... καλέοιεν* del. Wesseling 1248 *ἀρήιος ... ἑρξίης* Cook: *ἑρξίης* (*-είης* A), *Ξέρξης ἀρήιος, Ἀρτοξέρξης μέγας ἀρήιος* Ar: idem D, omisso *μέγας ἀρήιος*

ἐκ τῆς Δήλου, προσῖσχον πρὸς τὰς <ἄλλας> νήσους, ἐνθεῦτεν
δὲ στρατιήν τε παρελάμβανον καὶ ὁμήρους τῶν νησιωτέων
παῖδας ἐλάμβανον. (2) ὡς δὲ περιπλέοντες τὰς νήσους
προσέσχον καὶ ἐς Κάρυστον (οὐ γὰρ δή σφι οἱ Καρύστιοι οὔτε
ὁμήρους ἐδίδοσαν οὔτε ἔφασαν ἐπὶ πόλιας ἀστυγείτονας
στρατεύσεσθαι, λέγοντες Ἐρέτριάν τε καὶ Ἀθήνας), ἐνθαῦτα
τούτους ἐπολιόρκεόν τε καὶ τὴν γῆν σφεων ἔκειρον, ἐς ὃ
καὶ οἱ Καρύστιοι παρέστησαν ἐς τῶν Περσέων τὴν γνώμην.
100 Ἐρετριέες δὲ πυνθανόμενοι τὴν στρατιὴν τὴν Περσικὴν ἐπὶ
σφέας ἐπιπλέουσαν Ἀθηναίων ἐδεήθησαν σφίσι βοηθοὺς
γενέσθαι. Ἀθηναῖοι δὲ οὐκ ἀπείπαντο τὴν ἐπικουρίην,
ἀλλὰ τοὺς τετρακισχιλίους <τοὺς> κληρουχέοντας τῶν
ἱπποβοτέων Χαλκιδέων τὴν χώρην, τούτους σφι διδοῦσι
τιμωρούς. τῶν δὲ Ἐρετριέων ἦν ἄρα οὐδὲν ὑγιὲς βούλευμα,
οἳ μετεπέμποντο μὲν Ἀθηναίους, ἐφρόνεον δὲ διφασίας ἰδέας.
(2) οἱ μὲν γὰρ αὐτῶν ἐβουλεύοντο ἐκλιπεῖν τὴν πόλιν ἐς τὰ
ἄκρα τῆς Εὐβοίης, ἄλλοι δὲ αὐτῶν ἴδια κέρδεα προσδεκόμε-
νοι παρὰ τοῦ Πέρσεω οἴσεσθαι προδοσίην ἐσκευάζοντο.
(3) μαθὼν δὲ τούτων ἑκάτερα ὡς εἶχε Αἰσχίνης ὁ Νόθωνος,
ἐὼν τῶν Ἐρετριέων τὰ πρῶτα, φράζει τοῖσι ἥκουσι Ἀθηναίων
πάντα τὰ παρεόντα σφι πρήγματα, προσεδέετό τε ἀπαλ-
λάσσεσθαί σφεας ἐς τὴν σφετέρην, ἵνα μὴ προσαπόλωνται. οἱ
101 δὲ Ἀθηναῖοι ταῦτα Αἰσχίνῃ συμβουλεύσαντι πείθονται. καὶ
οὗτοι μὲν διαβάντες ἐς Ὠρωπὸν ἔσῳζον σφέας αὐτούς· οἱ
δὲ Πέρσαι πλέοντες κατέσχον τὰς νέας τῆς Ἐρετρικῆς χώρης
κατὰ Τέμενος καὶ Χοιρέας καὶ Αἰγίλεα, κατασχόντες δὲ
ἐς ταῦτα τὰ χωρία αὐτίκα ἵππους τε ἐξεβάλλοντο καὶ

1251 *Δήλου* d: *νήσου* A *προσῖσχον* Nor: -*οντο* A: *προίσχοντο* d suppl. Powell 1252 *δὲ* A: *τε* d 1255 *πόλιας* A: *πόλις* d 1256 *στρατεύσεσθαι* Blaydes: -*εύεσθαι* *Ἐρέτριάν* d: -*ειάν* A 1257 *ἔκειρον* A: -*αν* d 1262 suppl. Krüger 1263 *ἱπποβοτέων* A: -*τῶν* d 1266 *αὐτῶν* A: *αὐτέων* d 1268 *οἴσεσθαι* A: om. d 1269 *τούτων* A: *τουτέων* d *ὁ* d: om. A 1271 *σφι* d: *σφίσι* A 1276 *Αἰγίλεα* A: *Αἰγίλια* d: an *Αἰγαλέα(ν)*? 1277 *ἐς* d: om. A

παρεϲκευάζοντο ὡϲ προϲοιϲόμενοι τοῖϲι ἐχθροῖϲι. (2) οἱ δὲ Ἐρετριέεϲ ἐπεξελθεῖν μὲν καὶ μαχέϲαϲθαι οὐκ ἐποιεῦντο βουλήν, εἴ κωϲ δὲ διαφυλάξαιεν τὰ τείχεα, τούτου ϲφι πέρι ἔμελε, ἐπείτε ἐνίκα μὴ ἐκλιπεῖν τὴν πόλιν. προϲβολῆϲ δὲ γινομένηϲ καρτερῆϲ πρὸϲ τὸ τεῖχοϲ ἔπιπτον ἐπὶ ἓξ ἡμέραϲ πολλοὶ μὲν ἀμφοτέρων· τῇ δὲ ἑβδόμῃ Εὔφορβόϲ τε ὁ Ἀλκιμάχου καὶ Φίλαγροϲ ὁ Κυνέω ἄνδρεϲ τῶν ἀϲτῶν δόκιμοι προδιδοῦϲι τοῖϲι Πέρϲῃϲι. (3) οἱ δὲ ἐϲελθόντεϲ ἐϲ τὴν πόλιν τοῦτο μὲν τὰ ἱρὰ ϲυλήϲαντεϲ ἐνέπρηϲαν, ἀποτινύμενοι τῶν ἐν Ϲάρδιϲι κατακαυθέντων ἱρῶν, τοῦτο δὲ τοὺϲ ἀνθρώπουϲ ἠνδραποδίϲαντο κατὰ τὰϲ Δαρείου ἐντολάϲ. χειρωϲάμενοι 102 δὲ τὴν Ἐρέτριαν καὶ ἐπιϲχόντεϲ ὀλίγαϲ ἡμέραϲ ἔπλεον ἐϲ γῆν τὴν Ἀττικήν, καταργέοντέϲ τε πολλὸν καὶ δοκέοντεϲ ταὐτὰ τοὺϲ Ἀθηναίουϲ ποιήϲειν τὰ καὶ τοὺϲ Ἐρετριέαϲ ἐποίηϲαν. καὶ ἦν γὰρ Μαραθὼν ἐπιτηδεότατον χωρίον τῆϲ Ἀττικῆϲ ἐνιππεῦϲαι καὶ ἀγχοτάτω τῆϲ Ἐρετρίηϲ, ἐϲ τοῦτό ϲφι κατηγέετο Ἱππίηϲ ὁ Πειϲιϲτράτου. Ἀθηναῖοι δὲ ὡϲ ἐπύθοντο 103 ταῦτα, ἐβοήθεον καὶ αὐτοὶ ἐϲ τὸν Μαραθῶνα. ἦγον δέ ϲφεαϲ ϲτρατηγοὶ δέκα, τῶν ὁ δέκατοϲ ἦν Μιλτιάδηϲ, τοῦ τὸν πατέρα Κίμωνα τὸν Ϲτηϲαγόρεω κατέλαβε φυγεῖν ἐξ Ἀθηνέων Πειϲίϲτρατον τὸν Ἱπποκράτεοϲ. (2) καὶ αὐτῷ φεύγοντι Ὀλυμπιάδα ἀνελέϲθαι τεθρίππῳ ϲυνέβη, καὶ ταύτην μὲν τὴν νίκην ἀνελόμενόν μιν τὠυτὸ ἐξενείκαϲθαι τῷ ὁμομητρίῳ ἀδελφεῷ Μιλτιάδῃ. μετὰ δὲ τῇ ὑϲτέρῃ Ὀλυμπιάδι τῇϲι αὐτῇϲι ἵπποιϲι νικῶν παραδιδοῖ Πειϲιϲτράτῳ ἀνακηρυχθῆναι, καὶ τὴν νίκην παρεὶϲ τούτῳ κατῆλθε ἐπὶ τὰ ἑωυτοῦ ὑπόϲπονδοϲ. (3) καί μιν ἀνελόμενον τῇϲι

1279 ἐπεξελθεῖν Ar: ἐξελθεῖν D μαχέϲαϲθαι d: μάχεϲθαι A 1284 Κυνέω Bredow: Κυνέου 1286 ἱρὰ d: ἱερὰ A ἀποτινύμενοι A: ἀποτινν- d 1289 ἡμέραϲ ὀλίγαϲ d γῆν A: om. d 1290 καταργέοντέϲ Wilson: κατέργοντέϲ A: κατεργάζοντέϲ d ταὐτὰ r: ταῦτα AD 1292 <ἦ> Μαραθὼν A ἐπιτηδεότατον d: -ειότατον A 1298 Ἀθηνέων A: -αίων d 1300 ἀνελόμενον d: -μένῳ A 1301 ὁμομητρίῳ A: ὁμομήτορι d 1304 ἀνελόμενον A: -μενοϲ d

αὐτῇϲι ἵπποιϲι ἄλλην Ὀλυμπιάδα κατέλαβε ἀποθανεῖν ὑπὸ τῶν Πειϲιϲτράτου παίδων, οὐκέτι περιεόντοϲ αὐτοῦ Πειϲιϲτράτου· κτείνουϲι δὲ οὗτοί μιν κατὰ τὸ πρυτανήιον νυκτὸϲ ὑπίϲαντεϲ ἄνδραϲ. τέθαπται δὲ Κίμων πρὸ τοῦ ἄϲτεοϲ, πέρην τῆϲ διὰ Κοίληϲ καλεομένηϲ ὁδοῦ· καταντίον δ' αὐτοῦ αἱ ἵπποι τετάφαται αὗται αἱ τρεῖϲ Ὀλυμπιάδαϲ ἀνελόμεναι. (4) ἐποίηϲαν δὲ καὶ ἄλλαι ἵπποι ἤδη τὠυτὸ τοῦτο Εὐαγόρεω Λάκωνοϲ, πλέω δὲ τουτέων οὐδαμαί. ὁ μὲν δὴ πρεϲβύτεροϲ τῶν παίδων τῷ Κίμωνι Ϲτηϲαγόρηϲ ἦν τηνικαῦτα παρὰ τῷ πάτρῳ Μιλτιάδῃ τρεφόμενοϲ ἐν τῇ Χερϲονήϲῳ, ὁ δὲ νεώτεροϲ παρ' αὐτῷ Κίμωνι Ἀθήνῃϲι, οὔνομα ἔχων ἀπὸ τοῦ οἰκιϲτέω τῆϲ Χερϲονήϲου Μιλτιάδεω Μιλτιάδηϲ.

104 οὗτοϲ δὴ ὦν τότε ὁ Μιλτιάδηϲ ἥκων ἐκ τῆϲ Χερϲονήϲου καὶ ἐκπεφευγὼϲ διπλόον θάνατον ἐϲτρατήγεε Ἀθηναίων. ἅμα μὲν γὰρ οἱ Φοίνικεϲ αὐτὸν οἱ ἐπιδιώξαντεϲ μέχρι Ἴμβρου περὶ πολλοῦ ἐποιεῦντο λαβεῖν τε καὶ ἀναγαγεῖν παρὰ βαϲιλέα· (2) ἅμα δὲ ἐκφυγόντα τε τούτουϲ καὶ ἀπικόμενον ἐϲ τὴν ἑωυτοῦ δοκέοντά τε εἶναι ἐν ϲωτηρίῃ ἤδη, τὸ ἐνθεῦτέν μιν οἱ ἐχθροὶ ὑποδεξάμενοι καὶ ὑπὸ δικαϲτήριον ἀγαγόντεϲ ἐδίωξαν τυραννίδοϲ τῆϲ ἐν Χερϲονήϲῳ. ἀποφυγὼν δὲ καὶ τούτουϲ ϲτρατηγὸϲ οὕτωϲ Ἀθηναίων ἀπεδέχθη, αἱρεθεὶϲ ὑπὸ τοῦ δήμου.

105 Καὶ πρῶτα μὲν ἐόντεϲ ἔτι ἐν τῷ ἄϲτεϊ οἱ ϲτρατηγοὶ ἀποπέμπουϲι ἐϲ Ϲπάρτην κήρυκα Φιλιππίδην, Ἀθηναῖον μὲν ἄνδρα, ἄλλωϲ δὲ ἡμεροδρόμην τε καὶ τοῦτο μελετῶντα· τῷ δή, ὡϲ αὐτόϲ γε ἔλεγε Φιλιππίδηϲ καὶ Ἀθηναίοιϲι ἀπήγγελλε, περὶ τὸ Παρθένιον ὄροϲ τὸ ὑπὲρ Τεγέηϲ ὁ Πὰν

1306 περιεόντοϲ A: παρέοντεϲ d 1307 τὸ A: om. d 1308 ὑπίϲαντεϲ Cobet: ὑπεῖϲ-: cf. 3. 126 1310 αἱ[1] A: οἱ d τετάφαται d: τεθάφαται A τρεῖϲ Ὀλυμπιάδαϲ A: τρὶϲ -άδα vel -άδεϲ d 1311 an <αἱ> Εὐαγόρεω? 1313 τῷ[1] A: om. d 1315 <ἐν> Ἀθήνῃϲι A 1316 Μιλτιάδηϲ A: -δην d δὴ d: δ' A 1317 διπλόον A: διπλοῦν d 1319 μέχρι A: μέχριϲ d 1323 καὶ d: om. A <αὐτὸν> ἀγαγόντεϲ A 1326 ἔτι ἐόντεϲ d 1327 Φιλιππίδην d, Plut. Mor. 862 A: Φειδιππίδην A (item infra) 1328 τε d: om. A 1329 γε Krüger: τε Ad ἔλεγε . . . ἐν τοῖϲι AD (1343): om. r

περιπίπτει. (2) βώσαντα δὲ τὸ οὔνομα τοῦ Φιλιππίδεω τὸν
Πᾶνα Ἀθηναίους κελεῦσαι ἐπειρωτῆσαι, δι' ὅ τι ἑωυτοῦ
οὐδεμίαν ἐπιμέλειαν ποιεῦνται, ἐόντος εὐνόου Ἀθηναίοισι καὶ
πολλαχῇ γενομένου σφι ἤδη χρηστοῦ, τὰ δ' ἔτι καὶ ἐσομένου.
(3) καὶ ταῦτα μὲν Ἀθηναῖοι, καταστάντων σφι εὖ τῶν
πρηγμάτων, πιστεύσαντες εἶναι ἀληθέα ἱδρύσαντο ὑπὸ τῇ
ἀκροπόλι Πανὸς ἱρόν, καὶ αὐτὸν ἀπὸ ταύτης τῆς ἀγγελίης
θυσίῃσί τε ἐπετείοισι καὶ λαμπάδι ἱλάσκονται. τότε δὲ 106
πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φιλιππίδης οὗτος, ὅτε πέρ
οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι, δευτεραῖος ἐκ τοῦ Ἀθηναίων
ἄστεος ἦν ἐν Σπάρτῃ, ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας
ἔλεγε· (2) Ὦ Λακεδαιμόνιοι, Ἀθηναῖοι ὑμέων δέονται σφίσι
βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι
δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων· καὶ γὰρ
νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς
γέγονε ἀσθενεστέρη. (3) ὁ μὲν δή σφι τὰ ἐντεταλμένα
ἀπήγγελλε, τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι, ἀδύνατα
δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα οὐ βουλομένοισι λύειν
τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη, εἰνάτῃ δὲ
οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου.
οὗτοι μέν νυν τὴν πανσέληνον ἔμενον, τοῖσι δὲ βαρβάροισι 107
κατηγέετο Ἱππίης ὁ Πεισιστράτου ἐς τὸν Μαραθῶνα, τῆς
παροιχομένης νυκτὸς ὄψιν ἰδὼν ἐν τῷ ὕπνῳ τοιήνδε· ἐδόκεε
ὁ Ἱππίης τῇ μητρὶ τῇ ἑωυτοῦ συνευνηθῆναι. (2) συνεβάλετο ὦν
ἐκ τοῦ ὀνείρου κατελθὼν ἐς τὰς Ἀθήνας καὶ ἀνασωσάμενος
τὴν ἀρχὴν τελευτήσειν ἐν τῇ ἑωυτοῦ γηραιός. ἐκ μὲν δὴ τῆς

1332 Ἀθηναίους ... ἐπειρωτῆσαι Wilson: Ἀθηναίοισι ... ἀπαγγεῖλαι 1333 ἐπιμέλειαν οὐδεμίαν D εὐνόου Stein: εὔνοον D: εὔνου A 1334 σφι D: σφίσι A χρηστοῦ D: χρησίμου A 1335 σφι D: σφίσι A εὖ <ἤδη> Ar 1337 ἀκροπόλι B: -λει AD 1338 τε D: om. A 1342 σφίσι δέονται D 1343 <τὴν> ἀρχαιοτάτην d 1345 Ἐρέτριά Ar: -ρειά D πόλι A: πόλει d 1347 ἀπήγγελλε A: ἀπάγγ- d Ἀθηναίοισι βοηθεῖν D 1349 ἱσταμένου d: -μένη A 1350 ἔφασαν A: om. d μὴ om. Plut. Mor. 861 F οὐ del. Blaydes 1353 ἐν τῷ ὕπνῳ d: om. A 1354 ὁ d: οἱ A

ὄψιος συνεβάλετο ταῦτα, τότε δὲ κατηγεόμενος τοῦτο μὲν τὰ ἀνδράποδα τὰ ἐξ Ἐρετρίης ἀπέβησε ἐς τὴν νῆσον τὴν Στυρέων, καλεομένην δὲ Αἰγλείην, τοῦτο δὲ καταγομένας ἐς τὸν Μαραθῶνα τὰς νέας ὅρμιζε αὐτός, ἐκβάντας τε ἐς γῆν τοὺς βαρβάρους διέτασσε. (3) καί οἱ ταῦτα διέποντι ἐπῆλθε πταρεῖν τε καὶ βῆξαι μεζόνως ἢ ὡς ἐώθεε· οἷα δέ οἱ πρεσβυτέρῳ ἐόντι τῶν ὀδόντων οἱ πλεῦνες ἐσείοντο. τούτων ὦν ἕνα {τῶν ὀδόντων} ἐκβάλλει ὑπὸ βίης βήξας· ἐκπεσόντος δὲ ἐς τὴν ψάμμον αὐτοῦ ἐποιέετο σπουδὴν πολλὴν ἐξευρεῖν. (4) ὡς δὲ οὐκ ἐφαίνετό οἱ ὁ ὀδών, ἀναστενάξας εἶπε πρὸς τοὺς παραστάτας· Ἡ γῆ ἥδε οὐκ ἡμετέρη ἐστὶ οὐδέ μιν δυνησόμεθα ὑποχειρίην ποιήσασθαι· ὁκόσον δέ τί μοι μέρος μετῆν, ὁ
108 ὀδὼν μετέχει. Ἱππίης μὲν δὴ ταύτῃ τὴν ὄψιν συνεβάλετο ἐξεληλυθέναι· Ἀθηναίοισι δὲ τεταγμένοισι ἐν τεμένεϊ Ἡρακλέος ἐπῆλθον βοηθέοντες Πλαταιέες πανδημεί· καὶ γὰρ καὶ ἐδεδώκεσαν σφέας αὐτοὺς τοῖσι Ἀθηναίοισι οἱ Πλαταιέες, καὶ πόνους ὑπὲρ αὐτῶν οἱ Ἀθηναῖοι συχνοὺς ἤδη ἀναραιρέατο· ἔδοσαν δὲ ὧδε. (2) πιεζεύμενοι ὑπὸ Θηβαίων οἱ Πλαταιέες ἐδίδοσαν πρῶτα παρατυχοῦσι Κλεομένεΐ τε τῷ Ἀναξανδρίδεω καὶ Λακεδαιμονίοισι σφέας αὐτούς. οἱ δὲ οὐ δεκόμενοι ἔλεγόν σφι τάδε· Ἡμεῖς μὲν ἑκαστέρω τε οἰκέομεν· καὶ ὑμῖν τοιήδε τις γίνοιτ' ἂν ἐπικουρίη ψυχρή· φθαίητε γὰρ ἂν πολλάκις ἐξανδραποδισθέντες ἤ τινα πυθέσθαι ἡμέων. (3) συμβουλεύομεν δὲ ὑμῖν δοῦναι ὑμέας αὐτοὺς Ἀθηναίοισι, πλησιοχώροισί τε ἀνδράσι καὶ τιμωρέειν ἐοῦσι οὐ κακοῖσι. ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατὰ εὐνοίην οὕτω τῶν Πλαταιέων ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν

1359 Αἰγλείην A: Αἰγίλειαν d 1360 αὐτός Wilson: οὗτος: possis etiam αὐτοῦ 1362 μεζόνως P: μειζόνως A: μέζον d οἱ A: om. d 1363 ὦν A: om. d 1364 del. Van Herwerden 1365 πολλὴν σπουδὴν d 1367 παραστάτας A: παριστάντας d ἐστὶ] ἔσται Richards 1368 ὁκόσον A: ὅσον d 1369 ταύτῃ A: ταῦτα d 1373 οἱ A: om. d 1374 ἀναραιρέατο Bekker: ἀναιρέατο d: ἀναιρέοντο A 1377 ἑκαστέρω AD: ἑκατέρω(ι) r 1382 κατὰ <τὴν> A

πόνους συνεστεῶτας Βοιωτοῖσι. (4) Λακεδαιμόνιοι μέν νυν Πλαταιεῦσι ταῦτα συνεβούλευσαν, οἱ δὲ οὐκ ἠπίστησαν, ἀλλ᾽ Ἀθηναίων ἱρὰ ποιεύντων τοῖσι δυώδεκα θεοῖσι ἱκέται ἱζόμενοι ἐπὶ τὸν βωμὸν ἐδίδοσαν σφέας αὐτούς. Θηβαῖοι δὲ πυθόμενοι ταῦτα ἐστράτευοντο ἐπὶ τοὺς Πλαταιέας· Ἀθηναῖοι δέ σφι ἐβοήθεον. (5) μελλόντων δὲ συνάπτειν μάχην Κορίνθιοι οὐ περιεῖδον, παρατυχόντες δὲ καὶ καταλλάξαντες ἐπιτρεψάντων ἀμφοτέρων οὔρισαν τὴν χώρην ἐπὶ τοισίδε, ἐὰν Θηβαίους Βοιωτῶν τοὺς μὴ βουλομένους ἐς Βοιωτοὺς τελέειν. Κορίνθιοι μὲν δὴ ταῦτα γνόντες ἀπαλλάσσοντο, Ἀθηναίοισι δὲ ἀπιοῦσι ἐπεθήκαντο Βοιωτοί, ἐπιθέμενοι δὲ ἑσσώθησαν τῇ μάχῃ. (6) ὑπερβάντες δὲ οἱ Ἀθηναῖοι τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι οὔρους, τούτους ὑπερβάντες τὸν Ἀσωπὸν αὐτὸν ἐποιήσαντο οὖρον Θηβαίοισι πρὸς Πλαταιέας εἶναι καὶ Ὑσιάς. ἔδοσαν μὲν δὴ οἱ Πλαταιέες σφέας αὐτοὺς Ἀθηναίοισι τρόπῳ τῷ εἰρημένῳ, ἧκον δὲ τότε ἐς Μαραθῶνα βοηθέοντες. τοῖσι δὲ Ἀθηναίων στρατηγοῖσι 109
ἐγίνοντο δίχα αἱ γνῶμαι, τῶν μὲν οὐκ ἐώντων συμβαλεῖν (ὀλίγους γὰρ εἶναι στρατιῇ τῇ Μήδων συμβαλεῖν), τῶν δέ, <ἐν δὲ> καὶ Μιλτιάδεω, κελευόντων. (2) ὡς δὲ δίχα τε ἐγίνοντο καὶ ἐνίκα ἡ χείρων τῶν γνωμέων, ἐνθαῦτα, ἦν γὰρ ἑνδέκατος ψηφιδοφόρος ὁ τῷ κυάμῳ λαχὼν Ἀθηναίων πολεμαρχέειν (τὸ παλαιὸν γὰρ οἱ Ἀθηναῖοι ὁμόψηφον τὸν πολέμαρχον ἐποιεῦντο τοῖσι στρατηγοῖσι), ἦν δὲ τότε πολέμαρχος Καλλίμαχος Ἀφιδναῖος, πρὸς τοῦτον ἐλθὼν

1385 Πλαταιεῦσι Ar: -αιεεῦσι D <κατὰ> ταῦτα d συνεβούλευσαν d: -ευον A 1386 ποιεύντων d: ποιούντων A δυώδεκα Stein: δώδεκα 1388 ἐστρατεύοντο A: -ευον d 1391 τοισίδε Stein: τοῖσδε 1393 γνόντες A: ἀναγνόντες d ἀπαλλάσσοντο A: -ονται d 1397 αὐτὸν A: αὐτῶν d 1398 Ὑσιᾶς hoc accentu A: Ὑσίας d 1401 οὐκ ἐώντων A: οὐκ ἐόντων r: οἰκεόντων D συμβαλεῖν A: -βάλλειν d 1402 συμβαλεῖν r: -βάλλειν AD 1403 suppl. Naber καὶ Μιλτιάδεω del. Powell δίχα ... καὶ del. Maas 1406 οἱ A: om. d 1407 ἐποιεῦντο d: -ευν A

Μιλτιάδης ἔλεγε τάδε· (3) Ἐν σοὶ νῦν, Καλλίμαχε, ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνον λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷον οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων {λείπουσι}. νῦν γὰρ δή, ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι, ἐς κίνδυνον ἥκουσι μέγιστον, καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι, δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ, ἢν δὲ περιγένηται αὕτη ἡ πόλις, οἵη τέ ἐστι πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι. (4) κῶς ὦν δὴ ταῦτα οἷά τέ ἐστι γενέσθαι, καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν, νῦν ἔρχομαι φράσων. ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι, τῶν μὲν κελευόντων, τῶν δὲ οὔ, συμβάλλειν. (5) ἢν μέν νυν μὴ συμβάλωμεν, ἔλπομαί τινα στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι· ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι, θεῶν τὰ ἴσα νεμόντων οἷοί τέ εἶμεν περιγενέσθαι τῇ συμβολῇ. (6) ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἄρτηται· ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ, ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι· ἢν δὲ <τὴν> τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ, ὑπάρξει τοι τῶν ἐγὼ
110 *κατέλεξα ἀγαθῶν τὰ ἐναντία. ταῦτα λέγων ὁ Μιλτιάδης προσκτᾶται τὸν Καλλίμαχον· προσγενομένης δὲ τοῦ πολεμάρχου τῆς γνώμης ἐκεκύρωτο συμβάλλειν. μετὰ δὲ οἱ στρατηγοὶ τῶν ἡ γνώμη ἔφερε συμβάλλειν, ὡς ἑκάστου αὐτῶν ἐγίνετο πρυτανηίη τῆς ἡμέρης, Μιλτιάδῃ παρεδίδοσαν· ὁ δὲ δεκόμενος οὔτι κω συμβολὴν ἐποιέετο, πρίν γε*

1410 *μνημόσυνον* d: *-να* A 1412 *τε* AD: *ἐστι* r del. Stein 1414 *δέδοκται* Ar: *δέδεκται* D 1415–16 *οἵη … ταῦτα* Ar: om. D 1416 *πολίων* d: *πόλεων* A *γενέσθαι* d: *γίνεσθαι* A 1417 *σέ τοι* Eltz: *σέ τι* AD: *ἔτι* r 1419 *δίχα* A: *διχαὶ* d: an *διξαί*? 1420 *κελευόντων* <*συμβάλλειν*> r *συμβάλλειν* AD: *-βαλεῖν* r 1421 *συμβάλωμεν* Ar: *-βάλλ-* D *τινα* A: om. D 1425 *τείνει* d: *τίνει* A 1426 *ἄρτηται* d: *ἤρ-* A *ἢν* <*μὲν*> Cobet *ἔστι*] *ἔσται* Cobet 1427 *τε* d: om. A suppl. Reiske 1431 *ἐκεκύρωτο* Ar: *ἐπεκεκύρωτο* D

δὴ αὐτοῦ πρυτανηίη ἐγένετο. ὡc δὲ ἐc ἐκεῖνον περιῆλθε, 111
ἐνθαῦτα δὴ ἐτάccοντο ὧδε οἱ Ἀθηναῖοι ὡc cυμβαλέοντεc· τοῦ μὲν δεξιοῦ κέρεοc ἡγέετο ὁ πολέμαρχοc Καλλίμαχοc· ὁ γὰρ νόμοc τότε εἶχε οὕτω τοῖcι Ἀθηναίοιcι, τὸν πολέμαρχον ἔχειν κέραc τὸ δεξιόν. ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡc ἀριθμέοντο αἱ φυλαί, ἐχόμεναι ἀλληλέων· τελευταῖοι δὲ ἐτάccοντο, ἔχοντεc τὸ εὐώνυμον κέραc, Πλαταιέεc. (2) *ἀπὸ ταύτηc γάρ cφι τῆc μάχηc Ἀθηναίων θυcίαc ἀναγόντων ἐc τὰc πανηγύριαc τὰc ἐν τῇcι πεντετηρίcι γινομέναc κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖοc ἅμα τε Ἀθηναίοιcι λέγων γίνεcθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦcι.* (3) *τότε δὲ ταccομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγένετο τοιόνδε τι· τὸ cτρατόπεδον ἐξιcούμενον τῷ Μηδικῷ cτρατοπέδῳ, τὸ μὲν αὐτοῦ μέcον ἐγίνετο ἐπὶ τάξιαc ὀλίγαc, καὶ ταύτῃ ἦν ἀcθενέcτατον τὸ cτρατόπεδον, τὸ δὲ κέραc ἑκάτερον ἔρρωτο πλήθεϊ. ὡc δέ* 112
cφι διετέτακτο καὶ τὰ cφάγια ἐγίνετο καλά, ἐνθαῦτα ὡc ἀπείθηcαν οἱ Ἀθηναῖοι, δρόμῳ ἵεντο ἐc τοὺc βαρβάρουc. ἦcαν δὲ cτάδιοι οὐκ ἐλάccονεc τὸ μεταίχμιον αὐτῶν ἢ ὀκτώ. (2) *οἱ δὲ Πέρcαι ὁρέοντεc δρόμῳ ἐπιόνταc παρεcκευάζοντο ὡc δεξόμενοι, μανίην τε τοῖcι Ἀθηναίοιcι ἐπέφερον καὶ πάγχυ ὀλεθρίην, ὁρέοντεc αὐτοὺc ἐόνταc ὀλίγουc, καὶ τούτουc δρόμῳ ἐπειγομένουc οὔτε ἵππου ὑπαρχούcηc cφι οὔτε τοξευμάτων.* (3) *ταῦτα μέν νυν οἱ βάρβαροι κατείκαζον· Ἀθηναῖοι δὲ ἐπείτε ἀθρόοι προcέμειξαν τοῖcι βαρβάροιcι, ἐμάχοντο ἀξίωc λόγου. πρῶτοι μὲν γὰρ Ἑλλήνων πάντων τῶν ἡμεῖc ἴδμεν δρόμῳ ἐc πολεμίουc ἐχρήcαντο, πρῶτοι δὲ ἀνέcχοντο ἐcθῆτά τε Μηδικὴν ὁρέοντεc καὶ τοὺc ἄνδραc ταύτην ἐcθημένουc· τέωc δὲ ἦν τοῖcι Ἕλληcι καὶ τὸ οὔνομα τὸ*

1437 *Καλλίμαχοc* del. Hude 1438 *τότε* A: om. d 1442 *γάρ*] *δέ* Schweighäuser *θυcίαc Ἀθηναίων* d 1443 *τὰc*¹ A: om. d 1445 *τὰ* A: om. d 1446 *ἐγένετο* A: *ἐγίν-* d 1453, 1455, 1461 *ὁρέοντεc* A: *ὁρῶντεc* d 1455 *ὀλεθρίην* del. Powell *ἐόνταc* d: om. A 1460 *ἴδμεν* d: *ἴcμεν* A 1461 *τοὺc* del. Cobet, *ἄνδραc* Maas 1462 *ἐcθημένουc* d: *ἠc-* A

113 *Μήδων φόβος ἀκοῦσαι. μαχομένων δὲ ἐν τῷ Μαραθῶνι*
χρόνος ἐγίνετο πολλός. καὶ τὸ μὲν μέσον τοῦ στρατοπέδου
ἐνίκων οἱ βάρβαροι, τῇ Πέρσαι τε αὐτοὶ καὶ Cάκαι ἐτετά-
χατο· κατὰ τοῦτο μὲν δὴ ἐνίκων οἱ βάρβαροι καὶ ῥήξαντες
ἐδίωκον ἐς τὴν μεσόγαιαν, τὸ δὲ κέρας ἑκάτερον ἐνίκων
Ἀθηναῖοί τε καὶ Πλαταιέες. (2) *νικῶντες δὲ τὸ μὲν τετραμ-*
μένον τῶν βαρβάρων φεύγειν ἔων, τοῖσι δὲ τὸ μέσον ῥήξασι
αὐτῶν συναγαγόντες τὰ κέρεα ἀμφότερα ἐμάχοντο, καὶ
ἐνίκων Ἀθηναῖοι. φεύγουσι δὲ τοῖσι Πέρσῃσι εἵποντο
κόπτοντες, ἐς ὃ ἐπὶ τὴν θάλασσαν ἀπικόμενοι πῦρ τε αἶθον
114 *καὶ ἐπελαμβάνοντο τῶν νεῶν. καὶ τοῦτο μὲν ἐν τούτῳ*
τῷ πόνῳ ὁ πολέμαρχος Καλλίμαχος διαφθείρεται, ἀνὴρ
γενόμενος ἀγαθός, ἀπὸ δ' ἔθανε τῶν στρατηγῶν Cτησίλεως
ὁ Θρασύλεω· τοῦτο δὲ Κυνέγειρος ὁ Εὐφορίωνος ἐνθαῦτα
ἐπιλαμβανόμενος τῶν ἀφλάστων {νεός}, τὴν χεῖρα
ἀποκοπεὶς πελέκεϊ πίπτει, τοῦτο δὲ ἄλλοι Ἀθηναίων πολλοί
115 *τε καὶ ὀνομαστοί. ἑπτὰ μὲν δὴ τῶν νεῶν ἐπεκράτησαν τρόπῳ*
τοιούτῳ Ἀθηναῖοι, τῇσι δὲ λοιπῇσι οἱ βάρβαροι ἐξανα-
κρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου ἐν τῇ ἔλιπον τὰ
ἐξ Ἐρετρίης ἀνδράποδα, περιέπλωον Cούνιον, βουλόμενοι
φθῆναι τοὺς Ἀθηναίους ἀπικόμενοι ἐς τὸ ἄστυ. αἰτίη δὲ
ἔσχε ἐν Ἀθηναίοισι ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα
ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι
116 *ἀναδέξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσί. οὗτοι μὲν δὴ*
περιέπλωον Cούνιον· Ἀθηναῖοι δὲ ὡς ποδῶν εἶχον τάχιστα

1470 *ἀμφότερα* A: om. d 1471 <*οἱ*> *Ἀθηναῖοι* A 1472 *ἐπὶ* d: *ἐς* A *αἶθον* Wilson: *αἴτεον* 1473 *ἐπελαμβάνοντο* A: *-ανον* d 1474 *Καλλίμαχος* d: om. A 1475 *Cτησίλεως* A: *-εος* d 1476 *Κυνέγειρος* AD: *Κυναίγ-* r *Εὐφορίωνος* AD: *Εὐφρονίωνος* r 1477 *ἐπιλαμβανόμενος* A: *-λαβόμενος* d *ἀφλάστων* d: *ἀφλαύστων* A *νεός* A: *νεώς* d: del. Fitton Brown an <*τινος*> *νεὸς τῶν ἀφλάστων*? 1480 *τοιούτῳ* A: *τοιῷδε* d *ἐξανακρουσάμενοι* A: *ἀνα-* d 1482, 1487 *περιέπλωον* d: *-έπλεον* A 1483 *αἰτίη* d: *αἰτίην* A 1484 *ἐν* A: om. d *Ἀλκμεωνιδέων* A: *Ἀλκμαιον-* d et passim *αὐτοὺς μηχανῆς* D *αὐτοὺς* d: *αὐτοῖσι* A 1487 *εἶχον* A^{pc}: *ἧκόν* A^{ac}: *εἴχοντο* d *τάχιστα* del. Valckenaer

ἐβοήθεον ἐϲ τὸ ἄϲτυ, καὶ ἔφθηϲάν τε ἀπικόμενοι πρὶν ἢ
τοὺϲ βαρβάρουϲ ἥκειν, καὶ ἐϲτρατοπεδεύϲαντο ἀπιγμένοι
ἐξ Ἡρακλείου τοῦ ἐν Μαραθῶνι ἐν ἄλλῳ Ἡρακλείῳ τῷ ἐν
Κυνοϲάργεϊ. οἱ δὲ βάρβαροι τῇϲι νηυϲὶ ὑπεραιωρηθέντεϲ
Φαλήρου (τοῦτο γὰρ ἦν ἐπίνειον τότε τῶν Ἀθηναίων) ὑπὲρ
τούτου ἀνακωχεύϲαντεϲ τὰϲ νέαϲ ἀπέπλωον ὀπίϲω ἐϲ τὴν
Ἀϲίην. ἐν ταύτῃ τῇ ἐν Μαραθῶνι μάχῃ ἀπέθανον τῶν 117
βαρβάρων κατὰ ἑξακιϲχιλίουϲ καὶ τετρακοϲίουϲ ἄνδραϲ,
Ἀθηναίων δὲ ἑκατὸν καὶ ἐνενήκοντα καὶ δύο. ἔπεϲον μὲν
ἀμφοτέρων τοϲοῦτοι· (2) ϲυνήνεικε δὲ αὐτόθι θῶμα γενέϲθαι
τοιόνδε, Ἀθηναῖον ἄνδρα Ἐπίζηλον τὸν Κουφαγόρεω ἐν τῇ
ϲυϲτάϲι μαχόμενόν τε καὶ ἄνδρα γινόμενον ἀγαθὸν τῶν
ὀμμάτων ϲτερηθῆναι, οὔτε πληγέντα οὐδὲν τοῦ ϲώματοϲ
οὔτε βληθέντα, καὶ τὸ λοιπὸν τῆϲ ζόηϲ διατελέειν ἀπὸ
τούτου τοῦ χρόνου ἐόντα τυφλόν. (3) λέγειν δὲ αὐτὸν περὶ τοῦ
πάθεοϲ ἤκουϲα τοιόνδε τινὰ λόγον, ἄνδρα οἱ δοκέειν ὁπλίτην
ἀντιϲτῆναι μέγαν, τοῦ τὸ γένειον τὴν ἀϲπίδα πᾶϲαν ϲκιάζειν·
τὸ δὲ φάϲμα τοῦτο ἑωυτὸν μὲν παρεξελθεῖν, τὸν δὲ ἑωυτοῦ
παραϲτάτην ἀποκτεῖναι. ταῦτα μὲν δὴ Ἐπίζηλον ἐπυθόμην
λέγειν.

Δᾶτιϲ δὲ πορευόμενοϲ ἅμα τῷ ϲτρατῷ ἐϲ τὴν Ἀϲίην, ἐπείτε 118
ἐγένετο ἐν Μυκόνῳ, εἶδε ὄψιν ἐν τῷ ὕπνῳ. καὶ ἥτιϲ μὲν ἦν ἡ
ὄψιϲ, οὐ λέγεται, ὁ δέ, ὡϲ ἡμέρη τάχιϲτα ἐπέλαμψε, ζήτηϲιν
ἐποιέετο τῶν νεῶν, εὑρὼν δὲ ἐν νηὶ Φοινίϲϲῃ ἄγαλμα
Ἀπόλλωνοϲ κεχρυϲωμένον ἐπυνθάνετο ὁκόθεν ϲεϲυλημένον
εἴη, πυθόμενοϲ δὲ ἐκ τοῦ ἦν ἱροῦ, ἔπλεε τῇ ἑωυτοῦ νηὶ ἐϲ
Δῆλον· (2) καὶ ἀπίκατο γὰρ τηνικαῦτα οἱ Δήλιοι ὀπίϲω ἐϲ τὴν
νῆϲον, κατατίθεταί τε ἐϲ τὸ ἱρὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται

1492 ἐπίνειον A: ἐπίνεον d 1493 ἀπέπλωον d: -πλεον A 1496 καὶ[1] A: om. d ἐνενήκοντα AD: ἐννε- r 1497–8 τοιόνδε γενέϲθαι d 1499 ϲυϲτάϲι Stein: -ϲει 1503 ἤκουϲα ante περὶ traiecit d 1511 Φοινίϲϲῃ νηὶ r 1512 ϲεϲυλημένον Ar: ἐϲϲυλ- D 1513 πυθόμενοϲ AD: παθ- r ἐκ τοῦ Struve: ἐξ οὗ 1515 ἱρὸν d: ἱερὸν A

*τοῖϲι Δηλίοιϲι ἀπαγαγεῖν τὸ ἄγαλμα ἐϲ Δήλιον τὸ Θηβαίων·
τὸ δ' ἐϲτὶ ἐπὶ θαλάϲϲῃ Χαλκίδοϲ καταντίον.* (3) *Δᾶτιϲ μὲν
δὴ ταῦτα ἐντειλάμενοϲ ἀπέπλεε, τὸν δὲ ἀνδριάντα τοῦτον
Δήλιοι οὐκ ἀπήγαγον, ἀλλά μιν δι' ἐτέων εἴκοϲι Θηβαῖοι*
119 *αὐτοὶ ἐκ θεοπροπίου ἐκομίϲαντο ἐπὶ Δήλιον. τοὺϲ δὲ τῶν
Ἐρετριέων ἀνδραποδιϲμένουϲ Δᾶτίϲ τε καὶ Ἀρταφέρνηϲ,
ὡϲ προϲέϲχον ἐϲ τὴν Ἀϲίην πλέοντεϲ, ἀνήγαγον ἐϲ Cοῦϲα.
βαϲιλεὺϲ δὲ Δαρεῖοϲ, πρὶν μὲν αἰχμαλώτουϲ γενέϲθαι τοὺϲ
Ἐρετριέαϲ, ἐνεῖχέ ϲφι δεινὸν χόλον, οἷα ἀρξάντων ἀδικίηϲ
προτέρων τῶν Ἐρετριέων·* (2) *ἐπείτε δὲ εἶδέ ϲφεαϲ ἀπαχ-
θένταϲ παρ' ἑωυτὸν καὶ ὑποχειρίουϲ ἑωυτῷ ἐόνταϲ, ἐποίηϲε
κακὸν ἄλλο οὐδέν, ἀλλά ϲφεαϲ τῆϲ Κιϲϲίηϲ χώρηϲ κατοίκιϲε
ἐν ϲταθμῷ ἑωυτοῦ τῷ οὔνομά ἐϲτι Ἀρδέρικκα, ἀπὸ
μὲν Cούϲων δέκα καὶ διηκοϲίουϲ ϲταδίουϲ ἀπέχοντι,
τεϲϲεράκοντα δὲ ἀπὸ τοῦ φρέατοϲ τὸ παρέχεται τριφαϲίαϲ
ἰδέαϲ· καὶ γὰρ ἄϲφαλτον καὶ ἅλαϲ καὶ ἔλαιον ἀφύϲϲονται
ἐξ αὐτοῦ τρόπῳ τοιῷδε·* (3) *ἀντλέεται μὲν κηλωνηίῳ, ἀντὶ
δὲ γαυλοῦ ἥμιϲυ ἀϲκοῦ οἱ προϲδέδεται· ὑποτύψαϲ δὲ τούτῳ
ἀντλέει καὶ ἔπειτα ἐγχέει ἐϲ δεξαμενήν· ἐκ δὲ ταύτηϲ ἐϲ ἄλω
διαχεόμενον τρέπεται τριφαϲίαϲ ὁδούϲ. καὶ ἡ μὲν ἄϲφαλτοϲ
καὶ οἱ ἅλεϲ πήγνυνται παραυτίκα, τὸ δὲ ἔλαιον* <...> *οἱ
Πέρϲαι καλέουϲι τοῦτο ῥαδινάκην· ἔϲτι δὲ μέλαν καὶ ὀδμὴν
παρεχόμενον βαρέαν.* (4) *ἐνθαῦτα τοὺϲ Ἐρετριέαϲ κατοίκιϲε
βαϲιλεὺϲ Δαρεῖοϲ, οἳ καὶ μέχρι ἐμέο εἶχον τὴν χώρην ταύτην,
φυλάϲϲοντεϲ τὴν ἀρχαίην γλῶϲϲαν. τὰ μὲν δὴ περὶ Ἐρετριέαϲ*
120 *ἔϲχε οὕτωϲ· Λακεδαιμονίων δὲ ἧκον ἐϲ τὰϲ Ἀθήναϲ διϲχίλιοι*

1517 *Χαλκίδοϲ* d: *Χαλκίδεοϲ* A 1521 <*ὁ*> *Δᾶτίϲ* A 1522 *ἐϲ* d: *πρὸϲ* A *ἀνήγαγον* d: *ἤγαγον* A 1525 *ἀπαχθένταϲ*] *ἀναχθένταϲ* Bekker 1526 *ἑωυτῷ ὑποχειρίουϲ* A 1527 *κατοίκιϲε* d: *κατῴκιϲε* A 1528 *Ἀρδέρικκα* A: *-ικά* vel *-ικκά* d 1530 *τεϲϲεράκοντα* A: *τεϲϲαρ-* d 1531 *ἀφύϲϲονται* Dindorf: *ἀρύϲϲονται* 1533 *οἱ* A: om. d 1534 *ἐγχέει* A: *ἐκχέει* d *ἐϲ ἄλω* Lacey: *ἐϲ ἅλω* C: *εἰϲάλω* A: *ἐϲ ἄλλο* d 1536 lacunam statuit Cobet: <*οὗ*>. *οἱ* Rosén 1538 *βαρέαν* d: *βαρεῖαν* A 1539 *Δαρεῖοϲ βαϲιλεύϲ* d

μετὰ τὴν πανϲέληνον, ἔχοντεϲ ϲπουδὴν πολλὴν καταλαβεῖν,
οὕτω ὥϲτε τριταῖοι ἐκ Ϲπάρτηϲ ἐγένοντο ἐν τῇ Ἀττικῇ.
ὕϲτεροι δὲ ἀπικόμενοι τῆϲ ϲυμβολῆϲ ἱμείροντο ὅμωϲ
θεήϲαϲθαι τοὺϲ Μήδουϲ· ἐλθόντεϲ δὲ ἐϲ τὸν Μαραθῶνα
ἐθεήϲαντο. μετὰ δὲ αἰνέοντεϲ Ἀθηναίουϲ καὶ τὸ ἔργον αὐτῶν
ἀπαλλάϲϲοντο ὀπίϲω.

Θῶμα δέ μοι καὶ οὐκ ἐνδέκομαι τὸν λόγον, Ἀλκμεωνίδαϲ ἄν 121
κοτε ἀναδέξαι Πέρϲῃϲι ἐκ ϲυνθήματοϲ ἀϲπίδα, βουλομένουϲ
*ὑπὸ βαρβάροιϲί τε εἶναι Ἀθηναίουϲ καὶ ὑπὸ Ἱππίῃ· **οἵτινεϲ*
μᾶλλον ἢ ὁμοίωϲ Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρί,
φαίνονται μιϲοτύραννοι ἐόντεϲ. (2) *Καλλίηϲ τε γὰρ μοῦνοϲ*
Ἀθηναίων ἁπάντων ἐτόλμα, ὅκωϲ Πειϲίϲτρατοϲ ἐκπέϲοι ἐκ
τῶν Ἀθηνέων, τὰ χρήματα αὐτοῦ κηρυϲϲόμενα ὑπὸ τοῦ
δημοϲίου ὠνέεϲθαι, καὶ τἆλλα τὰ ἔχθιϲτα ἐϲ αὐτὸν πάντα
ἐμηχανᾶτο. Καλλίεω δὲ τούτου ἄξιον πολλαχοῦ μνήμην ἐϲτὶ 122
πάντα τινὰ ἔχειν. τοῦτο μὲν γὰρ τὰ προλελεγμένα, ὡϲ ἀνὴρ
ἄκροϲ ἐλευθερῶν τὴν πατρίδα, τοῦτο δὲ τὰ ἐν Ὀλυμπίῃ
ἐποίηϲε· ἵππῳ νικήϲαϲ, τεθρίππῳ δὲ δεύτεροϲ γενόμενοϲ,
Πύθια δὲ πρότερον ἀνελόμενοϲ, ἐφανερώθη ἐϲ τοὺϲ Ἕλληναϲ
πάνταϲ δαπάνῃϲι μεγίϲτῃϲι. (2) *τοῦτο δὲ κατὰ ταϲ ἑωυτοῦ*
θυγατέραϲ ἐούϲαϲ τρεῖϲ οἷόϲ τιϲ ἀνὴρ ἐγένετο· ἐπειδὴ γὰρ
ἐγίνοντο γάμου ὡραῖαι, ἔδωκέ ϲφι δωρεὴν μεγαλοπρεπεϲτάτην ἐκείνῃϲί τε ἐχαρίϲατο· ἐκ γὰρ πάντων τῶν Ἀθηναίων
τὸν ἑκάϲτη ἐθέλοι ἄνδρα ἑωυτῇ ἐκλέξαϲθαι, ἔδωκε τούτῳ τῷ
ἀνδρί. καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίωϲ ἢ οὐδὲν ἧϲϲον τούτου ἦϲαν 123
μιϲοτύραννοι. θῶμα ὦν μοι καὶ οὐ προϲίεμαι τὴν διαβολήν,

1543 post *τριταῖοι* iterat *μετὰ τὴν πανϲέληνον* A *ἐγένοντο* d: *ἐγίν-* A
1545 *θεήϲαϲθαι* AD: *-ϲεϲθαι* r 1546 *ἐθεήϲαντο* AD: *ἐθηή-* r 1548 *ἄν* Ad, Plut. Mor. 862 F: *δὴ* Richards 1549 *κοτε* d: *ποτε* A 1550 *τε* d: om. A *οἵτινεϲ* ... *ἀϲπίδα* (1568) ab ipso Herodoto postea addita esse censebat Powell
1554 *Ἀθηνέων* A: *-αίων* d *κηρυϲϲόμενα* A: *-μένου* d 1556–1566 *Καλλίεω* ... *ἀνδρί* om. A, del. Valckenaer 1558 *ἄκροϲ* Ar: *ἄκρωϲ* D
1566 *τούτου* d: *τούτωι* A 1567 *ὦν* d: *οὖν* A

τούτουϲ γε ἀναδέξαι ἀϲπίδα,** οἵτινεϲ ἔφευγόν τε τὸν πάντα χρόνον τοὺϲ τυράννουϲ, ἐκ μηχανῆϲ τε τῆϲ τούτων ἐξέλιπον Πειϲιϲτρατίδαι τὴν τυραννίδα. (2) καὶ οὕτω τὰϲ Ἀθήναϲ οὗτοι ἦϲαν οἱ ἐλευθερώϲαντεϲ πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιόϲ τε καὶ Ἀριϲτογείτων, ὡϲ ἐγὼ κρίνω. οἱ μὲν γὰρ ἐξηγρίωϲαν τοὺϲ ὑπολοίπουϲ Πειϲιϲτρατιδέων Ἵππαρχον ἀποκτείναντεϲ, οὐδέ τι μᾶλλον ἔπαυϲαν τοῦ λοιποῦ τυραννεύονταϲ, Ἀλκμεωνίδαι δὲ ἐμφανέωϲ ἠλευθέρωϲαν, εἰ δὴ οὗτοί γε ἀληθέωϲ ἦϲαν οἱ τὴν Πυθίην ἀναπείϲαντεϲ προϲημαίνειν Λακεδαιμονίοιϲι
124 ἐλευθεροῦν τὰϲ Ἀθήναϲ, ὥϲ μοι πρότερον δεδήλωται. ἀλλὰ γὰρ ἴϲωϲ τι ἐπιμεμφόμενοι Ἀθηναίων τῷ δήμῳ προεδίδοϲαν τὴν πατρίδα. οὐ μὲν ὦν ἦϲάν ϲφεων ἄλλοι δοκιμώτεροι ἔν γε Ἀθηναίοιϲι ἄνδρεϲ οὐδ' οἳ μᾶλλον ἐτετιμέατο. (2) οὕτω οὐδὲ λόγοϲ αἱρέει ἀναδεχθῆναι ἔκ γε δὴ τούτων ἀϲπίδα ἐπὶ τοιούτῳ λόγῳ. ἀνεδέχθη μὲν γὰρ ἀϲπίϲ, καὶ τοῦτο οὐκ ἔϲτι ἄλλωϲ εἰπεῖν· ἐγένετο γάρ· ὃϲ μέντοι ἦν ὁ ἀναδέξαϲ, οὐκ ἔχω προϲωτέρω εἰπεῖν τούτων.

125 Οἱ δὲ Ἀλκμεωνίδαι ἦϲαν μὲν καὶ τὰ ἀνέκαθεν λαμπροὶ ἐν τῇϲι Ἀθήνῃϲι, ἀπὸ δὲ Ἀλκμέωνοϲ καὶ αὖτιϲ Μεγακλέοϲ ἐγένοντο καὶ κάρτα λαμπροί. (2) τοῦτο μὲν γὰρ Ἀλκμέων ὁ Μεγακλέοϲ τοῖϲι ἐκ Ϲαρδίων Λυδοῖϲι παρὰ Κροίϲου ἀπικνεομένοιϲι ἐπὶ τὸ χρηϲτήριον τὸ ἐν Δελφοῖϲι ϲυμπρήκτωρ τε ἐγίνετο καὶ ϲυνελάμβανε προθύμωϲ, καί μιν Κροῖϲοϲ πυθόμενοϲ τῶν Λυδῶν τῶν ἐϲ τὰ χρηϲτήρια φοιτεόντων ἑωυτὸν εὖ ποιέειν μεταπέμπεται ἐϲ Ϲάρδιϲ, ἀπικόμενον δὲ δωρέεται χρυϲῷ τὸν ἂν δύνηται τῷ ἑωυτοῦ ϲώματι ἐξενείκαϲθαι ἐϲάπαξ. (3) ὁ δὲ Ἀλκμέων πρὸϲ τὴν δωρεήν, ἐοῦϲαν τοιαύτην, τοιάδε ἐπιτηδεύϲαϲ προϲέφερε· ἐνδὺϲ

1568 γε A: τε d: γε <ἂν> Powell   1573 ὑπολοίπουϲ d: λοιποὺϲ A   οὐδέ τι C: οὐδέτι AD: οὐδ' ἔτι r   1574 τοῦ λοιποῦ Reiske: τοὺϲ λοιποὺϲ: del. Wesseling   1575 ἐμφανέωϲ d: -νῶϲ A   1578 ἐπιμεμφόμενοι A: -μένου d   1581 δὴ Cobet: ἂν d: om. A: ἂν ante ἔκ traiecit Blaydes   1582 ἀνεδέχθη AD: ἀνεδείχθη r   1586 Ἀλκμέωνοϲ AD: -αίονοϲ r   1587 Ἀλκμέων A: -αίων d (item infra)   1589 ἀπικνεομένοιϲι A: ἀπικομένοιϲι(ν) d

κιθῶνα μέγαν καὶ κόλπον βαθὺν †καταλιπόμενοc† τοῦ κιθῶνοc, κοθόρνουc <τε> τοὺc εὕρισκε εὐρυτάτουc ἐόνταc ὑποδηcάμενοc ἤιε ἐc τὸν θηcαυρὸν ἐc τόν οἱ κατηγέοντο. (4) ἐcπεcὼν δὲ ἐc cωρὸν ψήγματοc πρῶτα μὲν παρέcαξε παρὰ τὰc κνήμαc τοῦ χρυcοῦ ὅcον ἐχώρεον οἱ κόθορνοι, μετὰ δὲ τὸν κόλπον πάντα πληcάμενοc χρυcοῦ καὶ ἐc τὰc τρίχαc τῆc κεφαλῆc διαπάcαc τοῦ ψήγματοc καὶ ἄλλο λαβὼν ἐc τὸ cτόμα ἐξήιε ἐκ τοῦ θηcαυροῦ, ἕλκων μὲν μόγιc τοὺc κοθόρνουc, παντὶ δέ τεῳ οἰκὼc μᾶλλον ἢ ἀνθρώπῳ· τοῦ τό τε cτόμα ἐβέβυcτο καὶ πάντα ἐξώγκωτο. (5) ἰδόντα δὲ τὸν Κροῖcον γέλωc ἐcῆλθε, καί οἱ πάντα τε ἐκεῖνα διδοῖ καὶ πρὸc ἑτέροιcί μιν δωρέεται οὐκ ἐλάccοcι ἐκείνων. οὕτω μὲν ἐπλούτηcε ἡ οἰκίη αὕτη μεγάλωc, καὶ ὁ Ἀλκμέων οὗτοc οὕτω τεθριπποτροφήcαc Ὀλυμπιάδα ἀναιρέεται· μετὰ δέ, γενεῇ 126
δευτέρῃ ὕcτερον, Κλειcθένηc αὐτὴν ὁ Cικυώνιοc τύραννοc ἐξῆρε, ὥcτε πολλῷ ὀνομαcτοτέρην γενέcθαι ἐν τοῖcι Ἕλληcι ἢ πρότερον ἦν. Κλειcθένεϊ γὰρ τῷ Ἀριcτωνύμου τοῦ Μύρωνοc τοῦ Ἀνδρέω γίνεται θυγάτηρ τῇ οὔνομα ἦν Ἀγαρίcτη. ταύτην ἠθέληcε, Ἑλλήνων ἁπάντων ἐξευρὼν τὸν ἄριcτον, τούτῳ γυναῖκα προcθεῖναι. (2) Ὀλυμπίων ὦν ἐόντων καὶ νικῶν ἐν αὐτοῖcι τεθρίππῳ ὁ Κλειcθένηc κήρυγμα ἐποιήcατο, ὅcτιc Ἑλλήνων ἑωυτὸν ἀξιοῖ Κλειcθένεοc γαμβρὸν γενέcθαι, ἥκειν ἐc ἑξηκοcτὴν ἡμέρην ἢ καὶ πρότερον ἐc Cικυῶνα ὡc κυρώcοντοc Κλειcθένεοc τὸν γάμον ἐν ἐνιαυτῷ, ἀπὸ τῆc

1596 κιθῶνα A: χιτῶνα d μέγαν d: om. A βαθὺν A: πολὺν d καταλιπόμενοc] κατέμενοc Powell: καταλιπηνάμενοc Wilson 1597 κοθόρνουc A: κοτόρνουc d suppl. Stein τοὺc d: οὓc A 1598 τόν d: ὅν A 1599 πρῶτα A: πρῶτον d 1601 <τοῦ> χρυcοῦ A 1603 ἐξήιε d: ἐξηίει A μόγιc τοὺc d: μεγίcτουc A 1604 οἰκὼc d: ἐοικὼc A 1605 ἐξώγκωτο A: ἐξόγκωτο d 1606 τε A: om. d 1607 ἑτέροιcι ... ἐκείνων d: ἕτερα δωρέεται οὐκ ἐλάccω κείνων A 1609 Ὀλυμπιάδα A: Ὀλύμπια d 1610 αὐτὴν A: μιν d Cικυώνιοc Ad: Cικύωνοc sic K 1611 ἐν τοῖcι AD: αὐτοῖcιν r 1612 ἦν d: om. A Κλειcθένεϊ AD: -ένη r 1613 Ἀνδρέω d: -έα A 1614 ἠθέληcε d: ἐθ- A ἁπάντων A: πάντων d

ἑξηκοστῆς ἀρξαμένου ἡμέρης. (3) ἐνθαῦτα Ἑλλήνων ὅσοι σφίσι τε αὐτοῖσι ἦσαν καὶ πάτρῃ ἐξωγκωμένοι, ἐφοίτεον μνηστῆρες· τοῖσι Κλεισθένης καὶ δρόμον καὶ παλαίστρην
127 ποιησάμενος ἐπ' αὐτῷ τούτῳ εἶχε. ἀπὸ μὲν δὴ Ἰταλίης ἦλθε Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀπίκετο (ἡ δὲ Σύβαρις ἤκμαζε τοῦτον τὸν χρόνον μάλιστα), καὶ Σιρίτης Δάμασος Ἀμύριος τοῦ σοφοῦ λεγομένου παῖς. (2) οὗτοι μὲν ἀπὸ Ἰταλίης ἦλθον, ἐκ δὲ τοῦ κόλπου τοῦ Ἰονίου Ἀμφίμνηστος Ἐπιστρόφου Ἐπιδάμνιος· οὗτος δὲ ἐκ τοῦ Ἰονίου κόλπου <μοῦνος>. Αἰτωλὸς δὲ ἦλθε Τιτόρμου τοῦ ὑπερφύντος τε Ἕλληνας ἰσχύϊ καὶ φυγόντος ἀνθρώπους ἐς τὰς ἐσχατιὰς τῆς Αἰτωλίδος χώρης, τούτου τοῦ Τιτόρμου ἀδελφεὸς Μάλης. (3) ἀπὸ δὲ Πελοποννήσου Φείδωνος τοῦ Ἀργείων τυράννου παῖς Λεωκήδης, Φείδωνος δὲ τοῦ τὰ μέτρα ποιήσαντος Πελοποννησίοισι καὶ ὑβρίσαντος μέγιστα δὴ Ἑλλήνων ἁπάντων, ὃς ἐξαναστήσας τοὺς Ἠλείων ἀγωνοθέτας αὐτὸς τὸν ἐν Ὀλυμπίῃ ἀγῶνα ἔθηκε, τούτου τε δὴ παῖς καὶ Ἀμίαντος Λυκούργου Ἀρκὰς ἐκ Τραπεζοῦντος, καὶ Ἀζὴν ἐκ Παίου πόλιος Λαφάνης Εὐφορίωνος τοῦ δεξαμένου τε, ὡς λόγος ἐν Ἀρκαδίῃ λέγεται, τοὺς Διοσκούρους οἰκίοισι καὶ ἀπὸ τούτου ξεινοδοκέοντος πάντας ἀνθρώπους, καὶ Ἠλεῖος Ὀνόμαστος Ἀγαίου. (4) οὗτοι μὲν δὴ †ἐξ αὐτῆς† Πελοποννήσου ἦλθον, ἐκ δὲ Ἀθηνέων ἀπίκοντο Μεγακλέης τε ὁ Ἀλκμέωνος τούτου τοῦ παρὰ Κροῖσον ἀπικομένου, καὶ ἄλλος Ἱπποκλείδης Τεισάνδρου, πλούτῳ καὶ εἴδεϊ προφέρων

1620 ἡμέρης ἀρξαμένου A 1623 αὐτῷ τούτῳ A: αὐτὸ τοῦτο d 1626 Δάμασος Ἀμύριος PM: Δάμασος Ἀνύριος d: Δάμας ὁ Σαμύριος A 1628 Ἀμφίμνηστος A: -μνηστρος d 1629 δὲ] δὴ Gomperz suppl. Maas 1630 Τιτόρμου d: Τιτέρμου A ἰσχύϊ A: ἰσχὺν d 1633 παῖς A: om. d 1635 ἁπάντων d: πάντων A τοὺς AD: om. r 1636 τε Ar: δὲ D 1638 Παίου d: Πάγου A 1639 Διοσκούρους A: Διοσκόρους d 1641 Ἠλεῖος A: Ἦλιος d Ὀνομαστὸς hoc accentu d Ἀγαίου A: Αἰγαίου d ἐξ αὐτῆς] ἀπὸ Powell: an ἐκ πάσης (vel ἐκ τῆς) Πελοποννήσου? 1642 Ἀθηνέων A: -αίων d 1643 Ἀλκμέωνος AD: -αίονος r 1644 Τεισάνδρου Hude: Τισ-

Ἀθηναίων. ἀπὸ δὲ Ἐρετρίηϲ ἀνθεύϲηϲ τοῦτον τὸν χρόνον Λυϲανίηϲ· οὗτοϲ δὲ ἀπ' Εὐβοίηϲ μοῦνοϲ. ἐκ δὲ Θεϲϲαλίηϲ ἦλθε τῶν Ϲκοπαδέων Διακτορίδηϲ Κραννώνιοϲ, ἐκ δὲ Μολοϲϲῶν Ἄλκων. τοϲοῦτοι μὲν ἐγένοντο οἱ μνηϲτῆρεϲ· ἀπικομένων δὲ 128
τούτων ἐϲ τὴν προειρημένην ἡμέρην ὁ Κλειϲθένηϲ πρῶτα μὲν τὰϲ πάτραϲ τε αὐτῶν ἀνεπύθετο καὶ γένοϲ ἑκάϲτου. μετὰ δὲ κατέχων ἐνιαυτὸν διεπειρᾶτο αὐτῶν τῆϲ τε ἀνδραγαθίηϲ καὶ τῆϲ ὀργῆϲ καὶ παιδεύϲιόϲ τε καὶ τρόπου, καὶ ἑνὶ ἑκάϲτῳ ἰὼν ἐϲ ϲυνουϲίην καὶ ϲυνάπαϲι· καὶ ἐϲ γυμνάϲιά τε ἐξαγινέων ὅϲοι ἦϲαν αὐτῶν νεώτεροι, καὶ τό γε μέγιϲτον, ἐν τῇ ϲυνεϲτοῖ διεπειρᾶτο· ὅϲον γὰρ κατεῖχε χρόνον αὐτούϲ, τοῦτον πάντα ἐποίεε <ταῦτα> καὶ ἅμα ἐξείνιζε μεγαλοπρεπέωϲ. (2) καὶ δή κου μάλιϲτα τῶν μνηϲτήρων ἠρέϲκοντό <οἱ> οἱ ἀπ' Ἀθηνέων ἀπιγμένοι, καὶ τούτων μᾶλλον Ἱπποκλείδηϲ ὁ Τειϲάνδρου καὶ κατ' ἀνδραγαθίην ἐκρίνετο καὶ ὅτι τὸ ἀνέκαθεν τοῖϲι ἐν Κορίνθῳ Κυψελίδῃϲι ἦν προϲήκων. ὡϲ δὲ ἡ κυρίη ἐγένετο 129
τῶν ἡμερέων τῆϲ τε κατακλίϲιοϲ τοῦ γάμου καὶ ἐκφάϲιοϲ αὐτοῦ Κλειϲθένεοϲ τὸν κρίνοι ἐκ πάντων, θύϲαϲ βοῦϲ ἑκατὸν ὁ Κλειϲθένηϲ εὐώχεε αὐτούϲ τε τοὺϲ μνηϲτῆραϲ καὶ Ϲικυωνίουϲ πάνταϲ. (2) ὡϲ δὲ ἀπὸ δείπνου ἐγίνοντο, οἱ μνηϲτῆρεϲ ἔριν εἶχον ἀμφί τε μουϲικῇ καὶ τῷ λεγομένῳ ἐϲ τὸ μέϲον. προϊούϲηϲ δὲ τῆϲ πόϲιοϲ κατέχων πολλὸν τοὺϲ ἄλλουϲ ὁ Ἱπποκλείδηϲ ἐκέλευϲέ οἱ τὸν αὐλητὴν αὐλῆϲαι ἐμμέλειαν, πειθομένου δὲ τοῦ αὐλητέω ὀρχήϲατο. καί κωϲ ἑωυτῷ μὲν ἀρεϲτῶϲ ὀρχέετο, ὁ Κλειϲθένηϲ δὲ ὁρέων ὅλον τὸ πρῆγμα

1645 ἀνθεύϲηϲ d: ἀνθεούϲηϲ A 1646 δὲ¹ Ad: δὴ S ἦλθε d: ἦρχε A 1648 δὲ Ar: om. d 1650 ἀνεπύθετο d: ἐπύθετο A 1651 διεπειρᾶτο A: ἐπειρᾶτο d 1653 ἐξαγινέων A: ἐξάγειν ἔων D: ἐξάγειν νέων r 1654 γε A^pc BCP: om. A^ac d ϲυνεϲτοῖ d: ϲυνεϲτίῃ A 1656 suppl. Stein: <ἐπιϲτίουϲ> ἐποίεε Madvig ἐξείνιζε d: ἐξένιζε A 1657 κου d: που A suppl. Matthiae Ἀθηνέων A: -αίων d 1659 καὶ¹ A: om. d ἀνέκαθεν D: -θε Ar 1661 κατακλίϲιοϲ Ar: -κλήϲιοϲ D: κυρώϲιοϲ Powell: an καταινέϲιοϲ? τοῦ γάμου del. Maas 1664 ἐγίνοντο A: ἐγέν- d 1668, 1672 ὀρχήϲατο A: ὠρχ- d 1669 μὲν Ar: om. D ὀρχέετο r: ὠρχ- AD

ὑπώπτευε. (3) μετὰ δὲ ἐπισχὼν ὁ Ἱπποκλείδης χρόνον ἐκέλευσε <τῶν οἰκετέων> τινὰ τράπεζαν ἐσενεῖκαι, ἐσελθούσης δὲ τῆς τραπέζης πρῶτα μὲν ἐπ' αὐτῆς ὀρχήσατο Λακωνικὰ σχημάτια, μετὰ δὲ ἄλλα Ἀττικά, τὸ τρίτον δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ τὴν τράπεζαν τοῖσι σκέλεσι ἐχειρονόμησε. (4) Κλεισθένης δὲ τὰ μὲν πρῶτα καὶ τὰ δεύτερα ὀρχεομένου ἀποστυγέων γαμβρὸν δή οἱ ἔτι γενέσθαι Ἱπποκλείδεα διά τήν τε ὄρχησιν καὶ τὴν ἀναιδείην κατεῖχε ἑωυτόν, οὐ βουλόμενος ἐκραγῆναι ἐς αὐτόν· ὡς δὲ εἶδε τοῖσι σκέλεσι χειρονομήσαντα, οὐκέτι κατέχειν δυνάμενος εἶπε· Ὦ παῖ Τεισάνδρου, ἀπορχήσαό γε μὲν τὸν γάμον. ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπε· Οὐ φροντὶς Ἱπποκλείδῃ.
130 ἀπὸ τούτου μὲν τοῦτο ὀνομάζεται· Κλεισθένης δὲ σιγὴν ποιησάμενος ἔλεξε ἐς μέσον τάδε· Ἄνδρες παιδὸς τῆς ἐμῆς μνηστῆρες, ἐγὼ καὶ πάντας ὑμέας ἐπαινέω καὶ πᾶσι ὑμῖν, εἰ οἷόν τε εἴη, χαριζοίμην ἄν, μήτε ἕνα ὑμέων ἐξαίρετον ἀποκρίνων μήτε τοὺς λοιποὺς ἀποδοκιμάζων· (2) ἀλλ' οὐ γὰρ οἷά τέ ἐστι μιῆς περὶ παρθένου βουλεύοντα πᾶσι κατὰ νόον ποιέειν, τοῖσι μὲν ὑμέων ἀπελαυνομένοισι τοῦδε τοῦ γάμου τάλαντον ἀργυρίου ἑκάστῳ δωρεὴν δίδωμι τῆς ἀξιώσιος εἵνεκα τῆς ἐξ ἐμεῦ γῆμαι καὶ τῆς ἐξ οἴκου ἀποδημίης, τῷ δὲ Ἀλκμέωνος Μεγακλέϊ ἐγγυῶ παῖδα τὴν ἐμὴν Ἀγαρίστην νόμοισι τοῖσι Ἀθηναίων. φαμένου δὲ ἐγγυᾶσθαι Μεγακλέος
131 ἐκεκύρωτο ὁ γάμος Κλεισθένεϊ. ἀμφὶ μὲν κρίσι τῶν μνηστήρων τοσαῦτα ἐγένετο, καὶ οὕτω Ἀλκμεωνίδαι ἐβώσθησαν ἀνὰ τὴν Ἑλλάδα. τούτων δὲ συνοικησάντων γίνεται Κλεισθένης τε ὁ τὰς φυλὰς καὶ τὴν δημοκρατίην Ἀθηναίοισι

1670 ὑπώπτευε AD: ὑπό- r 1671 suppl. Wilson <οἱ> τινὰ d ἐσενεῖκαι d: ἐσενεγκεῖν A 1672 πρῶτα Ar: πρῶτον D 1673 <ὀρχήματα> σχημάτια d 1676 δή Richards: ἄν d: om. A 1677 Ἱπποκλείδεα A: -κλείδην d 1680 μὲν Stein: μὴν 1681 εἶπε A: ἔφη d 1685 εἴη d: ἐστί A μήτε ἕνα d: μήτ' θενα A 1687 πέρι hoc accentu codd. praeter B βουλεύοντα Ar: βασιλεύοντα D 1688 τοῦδε A: τούτου d 1690–1 τῷ ... Μεγακλέϊ d: Μεγακλέει δὲ A 1693 κρίσι P: κρίσει d: κρίσιος A

καταϲτήϲαϲ, ἔχων τὸ οὔνομα ἀπὸ τοῦ μητροπάτοροϲ τοῦ Ϲικυωνίου· (2) οὗτόϲ τε δὴ γίνεται Μεγακλέϊ καὶ Ἱπποκράτηϲ, ἐκ δὲ Ἱπποκράτεοϲ Μεγακλέηϲ τε ἄλλοϲ καὶ Ἀγαρίϲτη ἄλλη, ἀπὸ τῆϲ Κλειϲθένεοϲ Ἀγαρίϲτηϲ ἔχουϲα τὸ οὔνομα, ἣ ϲυνοικήϲαϲά τε Ξανθίππῳ τῷ Ἀρίφρονοϲ καὶ ἔγκυοϲ ἐοῦϲα εἶδε ὄψιν ἐν τῷ ὕπνῳ, ἐδόκεε δὲ λέοντα τεκεῖν· καὶ μετ' ὀλίγαϲ ἡμέραϲ τίκτει Περικλέα Ξανθίππῳ.

Μετὰ δὲ τὸ ἐν Μαραθῶνι <τῶν Περϲέων> τρῶμα γενόμενον 132
Μιλτιάδηϲ, καὶ πρότερον εὐδοκιμέων παρὰ Ἀθηναίοιϲι, τότε μᾶλλον αὔξετο. αἰτήϲαϲ δὲ νέαϲ ἑβδομήκοντα καὶ ϲτρατιήν τε καὶ χρήματα Ἀθηναίουϲ, οὐ φράϲαϲ ϲφι ἐπ' ἣν ἐπιϲτρατεύϲεται χώρην, ἀλλὰ φὰϲ αὐτοὺϲ καταπλουτιεῖν ἤν οἱ ἕπωνται· ἐπὶ γὰρ χώρην τοιαύτην δή τινα ἄξειν ὅθεν χρυϲὸν εὐπετέωϲ ἄφθονον οἴϲονται· λέγων τοιαῦτα αἴτεε τὰϲ νέαϲ. Ἀθηναῖοι δὲ τούτοιϲι ἐπαρθέντεϲ ἔδοϲαν. παραλαβὼν δὲ ὁ 133
Μιλτιάδηϲ τὴν ϲτρατιὴν ἔπλεε ἐπὶ Πάρον, πρόφαϲιν ἔχων ὡϲ οἱ Πάριοι ὑπῆρξαν πρότεροι <ἀδικίηϲ> ϲτρατευόμενοι τριήρεϲι <...> ἐϲ Μαραθῶνα ἅμα τῷ Πέρϲῃ. τοῦτο μὲν δὴ πρόϲχημα λόγου ἦν, ἀτάρ τινα καὶ ἔγκοτον εἶχε τοῖϲι Παρίοιϲι διὰ Λυϲαγόρεα τὸν Τειϲίεω, ἐόντα γένοϲ Πάριον, διαβαλόντα μιν πρὸϲ Ὑδάρνεα τὸν Πέρϲην. (2) ἀπικόμενοϲ δὲ ἐϲ τὴν ἔπλεε ὁ Μιλτιάδηϲ τῇ ϲτρατιῇ ἐπολιόρκεε Παρίουϲ κατειλημένουϲ ἐντὸϲ τείχεοϲ, καὶ ἐϲπέμπων κήρυκα αἴτεε ἑκατὸν τάλαντα, φάϲ, ἤν μή οἱ δῶϲι, οὐκ ἀπαναϲτήϲειν τὴν ϲτρατιὴν πρὶν ἢ ἐξέλῃ ϲφεαϲ. (3) οἱ δὲ Πάριοι ὅκωϲ

1698 Μεγακλέϊ d: -κλέει A 1701 ἔγκυοϲ AD: ἔγγυοϲ r 1702 δὲ A: om. d 1704 suppl. Wilson post Stein 1707 ἐπιϲτρατεύϲεται d: -εύεται A 1708 αὐτοὺϲ A: αὐτὸϲ d ἕπωνται A: ἕπονται d 1710 τοιαῦτα] τοϲαῦτα Gomperz 1711 ἔδοϲαν Cobet: παρέδοϲαν 1713 suppl. Stein 1714 τριήρεϲι A: -εϊ d: lacunam statuit Wilson, qui ex. gr. <πολλῇϲι> supplevit: <τριϲὶ> vel <τέϲϲερϲι> Holford-Strevens 1715 λόγου S: λόγων Ad καὶ A: om. d 1716 Λυϲαγόρεα A: -ρην d Τειϲίεω Stein: Τιϲ- A: Τίϲεω d 1718 ἐϲ τὴν d: ἐπ' ἣν A 1719 κατειλημένουϲ P: -ημμένουϲ Ad 1720 μή οἱ d: μιν οὐ A ἀπαναϲτήϲειν d: ἀπονοϲτήϲειν A

μέν τι δώcουcι Μιλτιάδῃ ἀργύριον οὐδὲ διενοεῦντο, οἱ δὲ
ὅκωc διαφυλάξωcι τὴν πόλιν, τοῦτο ἐμηχανῶντο, ἄλλα τε
ἐπιφραζόμενοι καὶ τῇ μάλιcτα ἔcκε ἑκάcτοτε ἐπίμαχον τοῦ
134 τείχεοc, τοῦτο ἅμα νυκτὶ ἐξήρετο διπλήcιον τοῦ ἀρχαίου. ἐc
μὲν δὴ τοcοῦτο τοῦ λόγου οἱ πάντεc Ἕλληνεc λέγουcι, τὸ
ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέcθαι ὧδε λέγουcι· Μιλτιάδῃ
ἀπορέοντι ἐλθεῖν ἐc λόγουc αἰχμάλωτον γυναῖκα, ἐοῦcαν μὲν
Παρίην γένοc, οὔνομα δέ οἱ εἶναι Τιμοῦν, εἶναι δὲ ὑποζάκορον
τῶν χθονίων θεῶν. ταύτην ἐλθοῦcαν ἐc ὄψιν Μιλτιάδεω
cυμβουλεῦcαι, εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν, τὰ ἂν
αὐτὴ ὑποθῆται, ταῦτα ποιέειν. (2) μετὰ δὲ τὴν μὲν ὑποθέcθαι,
τὸν δὲ διερχόμενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆc πόλιοc ἐόντα
<τὸ> ἕρκοc Θεcμοφόρου Δήμητροc ὑπερθορεῖν, οὐ δυνάμενον
τὰc θύραc ἀνοῖξαι, ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον ὅ τι
δὴ ποιήcοντα ἐντόc, εἴτε κινήcοντά τι τῶν ἀκινήτων εἴτε ὅ τι
δή κοτε πρήξοντα· πρὸc τῇcι θύρῃcί τε γενέcθαι καὶ πρόκατε
φρίκηc αὐτὸν ὑπελθούcηc ὀπίcω τὴν αὐτὴν ὁδὸν ἵεcθαι,
καταθρῴcκοντα δὲ τὴν αἱμαcιὴν τὸν μηρὸν cπαcθῆναι. οἱ
135 δὲ αὐτὸν τὸ γόνυ προcπταῖcαι λέγουcι. Μιλτιάδηc μέν νυν
φλαύρωc ἔχων ἀπέπλεε ὀπίcω, οὔτε χρήματα Ἀθηναίοιcι
ἄγων οὔτε Πάρον προcκτηcάμενοc, ἀλλὰ πολιορκήcαc τε
ἓξ καὶ εἴκοcι ἡμέραc καὶ δηιώcαc τὴν νῆcον. (2) Πάριοι δὲ
πυθόμενοι ὡc ἡ ὑποζάκοροc τῶν θεῶν Τιμὼ Μιλτιάδῃ
κατηγήcατο, βουλόμενοί μιν ἀντὶ τούτων τιμωρήcαcθαι
θεοπρόπουc ἐc Δελφοὺc πέμπουcι, ὥc cφεαc ἡcυχίη τῆc πο-
λιορκίηc ἔcχε· ἔπεμπον δὲ ἐπειρηcομένουc εἰ καταχρήcωνται

1722 *ἀργύριον* A: *-ίου* d: del. Krüger *οὐδὲ* A: *οὐδὲν* d 1723 *τοῦτο* A: om. d 1725 *ἐξήρετο* d: *ἐξῆρτο* A 1730 *ταύτην* <*δὲ*> d 1733 *διερχόμενον* d: *ἀπικόμενον* A 1734 suppl. Schaefer *ὑπερθορεῖν* A: *-έειν* d 1735 *ἐπὶ* A: *ὑπὲρ* d 1735–6 *ὅ τι ... ἐντόc* del. Van Herwerden 1737 *κοτε* Stein: *ποτε* *πρήξοντα* Ar: *πρήξαντα* D 1744 *ἡ* A: om. d 1745 *κατηγήcατο* A: *-cαιτο* d 1746 *πέμπουcι ἐc Δελφούc* d 1747 *καταχρήcωνται* D: *-ονται* A

τὴν ὑποζάκορον τῶν θεῶν ὡς ἐξηγηcαμένην τοῖcι ἐχθροῖcι
τῆc πατρίδοc ἅλωcιν καὶ τὰ ἐc ἔρcενα γόνον ἄρρητα ἱρὰ
ἐκφήναcαν Μιλτιάδῃ. (3) *ἡ δὲ Πυθίη οὐκ ἔα, φᾶcα οὐ Τιμοῦν*
εἶναι τὴν αἰτίην τούτων, ἀλλὰ δεῖν γὰρ Μιλτιάδεα τελευτᾶν
μὴ εὖ, φανῆναί οἱ τῶν κακῶν κατηγεμόνα. Παρίοιcι μὲν δὴ 136
ταῦτα ἡ Πυθίη ἔχρηcε· Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα
ἀπονοcτήcαντα εἶχον ἐν cτόμαcι, οἵ τε ἄλλοι καὶ μάλιcτα
Ξάνθιπποc ὁ Ἀρίφρονοc, ὃc θανάτου ὑπαγαγὼν ὑπὸ τὸν
δῆμον Μιλτιάδεα ἐδίωκε τῆc Ἀθηναίων ἀπάτηc εἵνεκεν. (2)
Μιλτιάδηc δὲ αὐτὸc μὲν παρεὼν οὐκ ἀπελογέετο (ἦν γὰρ
ἀδύνατοc ὥcτε cηπομένου τοῦ μηροῦ), προκειμένου δὲ αὐτοῦ
ἐν κλίνῃ ὑπεραπελογέοντο οἱ φίλοι, τῆc μάχηc τε τῆc ἐν
Μαραθῶνι γενομένηc πολλὰ ἐπιμεμνημένοι καὶ τὴν Λήμνου
αἵρεcιν, ὡc ἑλὼν Λῆμνόν τε καὶ τειcάμενοc τοὺc Πελαcγοὺc
παρέδωκε Ἀθηναίοιcι. (3) *προcγενομένου δὲ τοῦ δήμου αὐτῷ*
κατὰ τὴν ἀπόλυcιν τοῦ θανάτου, ζημιώcαντοc δὲ κατὰ τὴν
ἀδικίην πεντήκοντα ταλάντοιcι, Μιλτιάδηc μὲν μετὰ ταῦτα
cφακελίcαντόc τε τοῦ μηροῦ καὶ caπέντοc τελευτᾷ, τὰ δὲ
πεντήκοντα τάλαντα ἐξέτειcε ὁ παῖc αὐτοῦ Κίμων.

Λῆμνον δὲ Μιλτιάδηc ὁ Κίμωνοc ὧδε ἔcχε· Πελαcγοὶ ἐπείτε 137
ἐκ τῆc Ἀττικῆc ὑπὸ Ἀθηναίων ἐξεβλήθηcαν, εἴτε ὦν δὴ
δικαίωc εἴτε ἀδίκωc· τοῦτο γὰρ οὐκ ἔχω φράcαι, πλὴν τὰ
λεγόμενα, ὅτι Ἑκαταῖοc μὲν ὁ Ἡγηcάνδρου ἔφηcε ἐν τοῖcι
λόγοιcι λέγων ἀδίκωc· (2) *ἐπείτε γὰρ ἰδεῖν τοὺc Ἀθηναίουc*
τὴν χώρην, τήν cφι αὐτοὶ ὑπὸ τὸν Ὑμηccὸν ἐοῦcαν ἔδοcαν
οἰκῆcαι μιcθὸν τοῦ τείχεοc τοῦ περὶ τὴν ἀκρόπολίν κοτε
ἐληλαμένου, ταύτην ὡc ἰδεῖν τοὺc Ἀθηναίουc ἐξεργαcμένην

1748 *ὡc* d: *τὴν* A   1750 *ἐκφήναcαν* C: *-αcα* A: *ἐκφήcαcαν* d   an *οὐ φᾶcα*? 1751 *Μιλτιάδεα* A: *-δην* d   1753 *ἔχρηcε(ν) ἡ Πυθία* d   *Μιλτιάδην ἐκ Πάρου* d   1754 *εἶχον* d: *ἔcχον* A   *cτόμαcι* A: *cτόματι* d   fortasse *ἐν cτόμαcι* <*αἰτιώμενοι*>   1755 *ὑπαγαγὼν* d: *ἀγαγὼν* A   1756 *Μιλτιάδεα* A: *-δην* d   1761 *Λῆμνόν* del. Stein, qui olim *τε* post *ἑλὼν* traiecerat   1762 *προc-γενομένου* AD: *-γιν-* r   1765 *τε* A: om. d   *καὶ caπέντοc* del. Cobet   1772 *cφι αὐτοὶ* Van Herwerden: *cφίcι(ν) αὐτοῖcι(ν)*   1773 *κοτε* d: *ποτε* A

εὖ, τὴν πρότερον εἶναι κακήν τε καὶ τοῦ μηδενὸς ἀξίην, λαβεῖν φθόνον τε καὶ ἵμερον τῆς γῆς, καὶ οὕτως ἐξελαύνειν αὐτοὺς οὐδεμίαν ἄλλην πρόφασιν προϊσχομένους τοὺς Ἀθηναίους. ὡς δὲ αὐτοὶ Ἀθηναῖοι λέγουσι, δικαίως ἐξελάσαι. (3) κατοικημένους γὰρ τοὺς Πελασγοὺς ὑπὸ τῷ Ὑμησσῷ ἐνθεῦτεν ὁρμωμένους ἀδικέειν τάδε· φοιτᾶν γὰρ δὴ τὰς σφετέρας θυγατέρας {τε καὶ τοὺς παῖδας} ἐπ' ὕδωρ ἐπὶ τὴν Ἐννεάκρουνον· οὐ γὰρ εἶναι τοῦτον τὸν χρόνον σφίσι κω οὐδὲ τοῖσι ἄλλοισι Ἕλλησι οἰκέτας· ὅκως δὲ ἔλθοιεν αὗται, τοὺς Πελασγοὺς ὑπὸ ὕβριός τε καὶ ὀλιγωρίης βιᾶσθαι σφέας. καὶ ταῦτα μέντοι σφι οὐκ ἀποχρᾶν ποιέειν, ἀλλὰ τέλος καὶ ἐπιβουλεύοντας ἐπιχειρήσειν φανῆναι ἐπ' αὐτοφώρῳ. (4) ἑωυτοὺς δὲ γενέσθαι τοσούτῳ ἐκείνων ἄνδρας ἀμείνονας, ὅσῳ παρεὸν αὐτοῖσι ἀποκτεῖναι τοὺς Πελασγούς, ἐπεί σφεας ἔλαβον ἐπιβουλεύοντας, οὐκ ἐθελῆσαι, ἀλλά σφι προειπεῖν ἐκ τῆς γῆς ἐξιέναι. τοὺς δὲ οὕτω δὴ ἐκχωρήσαντας ἄλλα τε σχεῖν χωρία καὶ δὴ καὶ Λῆμνον. ἐκεῖνα μὲν δὴ Ἑκαταῖος ἔλεξε, ταῦτα δὲ Ἀθηναῖοι λέγουσι.
138 οἱ δὲ Πελασγοὶ οὗτοι Λῆμνον τότε νεμόμενοι καὶ βουλόμενοι τοὺς Ἀθηναίους τιμωρήσασθαι, εὖ τε ἐξεπιστάμενοι τὰς Ἀθηναίων ὁρτάς, πεντηκοντέρους κτησάμενοι ἐλόχησαν Ἀρτέμιδι ἐν Βραυρῶνι ἀγούσας ὁρτὴν τὰς τῶν Ἀθηναίων γυναῖκας, ἐνθεῦτεν δὲ ἁρπάσαντες τουτέων πολλὰς οἴχοντο ἀποπλέοντες καί σφεας ἐς Λῆμνον ἀγαγόντες παλλακὰς εἶχον. (2) ὡς δὲ τέκνων αὗται αἱ γυναῖκες ὑπεπλήσθησαν, γλῶσσάν τε τὴν Ἀττικὴν καὶ τρόπους τοὺς Ἀθηναίων ἐδίδασκον τοὺς παῖδας. οἱ δὲ οὔτε συμμίσγεσθαι τοῖσι ἐκ τῶν Πελασγίδων γυναικῶν παισὶ

1777 οὐδεμίαν d: οὐδὲ μίην A 1778 αὐτοὶ A: om. d 1780 δὴ d: αἰεὶ A 1781 del. Schaefer (καὶ τοὺς παῖδας om. S) 1782 τὸν A: om. d 1785 σφι Stein: σφίσι(ν) 1786 ἐπιχειρήσειν Ad: ἐπιχείρησιν B²D^pc 1789 σφι d: σφίσι A 1791 ἔλεξε AD: ἔδοξε r 1793 καὶ βουλόμενοι A: βουλόμενοι D: om. r 1795 κτησάμενοι A: στησάμενοι d Βραυρῶνι CDPS: Βραύρωνι Ar 1798 αἱ γυναῖκες αὗται d 1801 συμμίσγεσθαι A: συμμίγνυσθαι d

ἤθελον, εἴ τε τύπτοιτό τιϲ αὐτῶν ὑπ' ἐκείνων τινόϲ, ἐβοήθεόν τε πάντεϲ καὶ ἐτιμώρεον ἀλλήλοιϲι· καὶ δὴ καὶ ἄρχειν τε τῶν παίδων οἱ παῖδεϲ ἐδικαίευν καὶ πολλῷ ἐπεκράτεον. (3) μαθόντεϲ δὲ ταῦτα οἱ Πελαϲγοὶ ἑωυτοῖϲι λόγουϲ ἐδίδοϲαν· καί ϲφι βουλευομένοιϲι δεινόν τι ἐϲέδυνε· εἰ δὴ διαγινώϲκοιεν ϲφίϲι τε βοηθέειν οἱ παῖδεϲ πρὸϲ τῶν κουριδιέων γυναικῶν τοὺϲ παῖδαϲ καὶ τούτων αὐτίκα ἄρχειν πειρῴατο, τί δὴ ἀνδρωθέντεϲ δῆθεν ποιήϲουϲι; (4) ἐνθαῦτα ἔδοξέ ϲφι κτείνειν τοὺϲ παῖδαϲ τοὺϲ ἐκ τῶν Ἀττικέων γυναικῶν. ποιεῦϲι δὴ ταῦτα, προϲαπολλύουϲι δέ ϲφεων καὶ τὰϲ μητέραϲ. ἀπὸ τούτου δὲ τοῦ ἔργου καὶ τοῦ προτέρου τούτων, τὸ ἐργάϲαντο αἱ γυναῖκεϲ τοὺϲ ἅμα Θόαντι ἄνδραϲ ϲφετέρουϲ ἀποκτείναϲαι, νενόμιϲται ἀνὰ τὴν Ἑλλάδα τὰ ϲχέτλια ἔργα πάντα Λήμνια καλέεϲθαι. ἀποκτείναϲι δὲ τοῖϲι Πελαϲγοῖϲι τοὺϲ 139
ϲφετέρουϲ παῖδάϲ τε καὶ γυναῖκαϲ οὔτε γῆ καρπὸν ἔφερε οὔτε γυναῖκέϲ τε καὶ ποῖμναι ὁμοίωϲ ἔτικτον καὶ πρὸ τοῦ. πιεζόμενοι δὲ λιμῷ καὶ ἀπαιδίῃ ἐϲ Δελφοὺϲ ἔπεμπον λύϲιν τινὰ αἰτηϲόμενοι τῶν παρεόντων κακῶν. (2) ἡ δὲ Πυθίη ϲφεαϲ ἐκέλευε Ἀθηναίοιϲι δίκαϲ διδόναι ταύταϲ τὰϲ ἂν αὐτοὶ Ἀθηναῖοι δικάϲωϲι. ἦλθόν τε δὴ ἐϲ τὰϲ Ἀθήναϲ οἱ Πελαϲγοὶ καὶ δίκαϲ ἐπηγγέλλοντο βουλόμενοι διδόναι παντὸϲ τοῦ ἀδικήματοϲ. (3) Ἀθηναῖοι δὲ ἐν τῷ πρυτανηίῳ κλίνην ϲτρώϲαντεϲ ὡϲ εἶχον κάλλιϲτα καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν πάντων παραθέντεϲ ἐκέλευον τοὺϲ Πελαϲγοὺϲ τὴν χώρην ϲφίϲι παραδιδόναι οὕτωϲ ἔχουϲαν. (4) οἱ δὲ Πελαϲγοὶ

1802 αὐτῶν A: αὐτέων d 1804 οἱ παῖδεϲ fortasse delendum πολλῷ A: πολλὸν d 1805 ἐδίδοϲαν A: ἔδοϲαν d 1806 ϲφι Stein: ϲφίϲι βουλευομένοιϲι Ar: βουλομένοιϲι D διαγινώϲκοιεν ASV: διαγνώ- d 1807 βοηθέειν Ar: βοηθεῖν D κουριδιέων A: κουριδίων d 1810 ποιεῦϲι d: ποιέουϲι A 1811 δὴ P: δὲ d: τε A ϲφεων A: ϲφι d 1812 τὸ d: ὃ A ἐργάϲαντο d: ἠρ- A 1814 <γὰρ> ἀνὰ r 1818 <τε> καὶ Nor^{pc} 1820 τὰϲ d: ἃϲ A 1822 ἐπηγγέλλοντο A: ἐπαγγ- d 1824 ϲτρώϲαντεϲ A: ϲτορέϲαντεϲ d

ὑπολαβόντες εἶπαν· Ἐπεὰν βορέῃ ἀνέμῳ αὐτημερὸν ἐξανύσῃ νηῦς ἐκ τῆς ὑμετέρης ἐς τὴν ἡμετέρην, τότε παραδώσομεν. τοῦτο εἶπαν ἐπιστάμενοι τοῦτο εἶναι ἀδύνατον γενέσθαι· ἡ
140 γὰρ Ἀττικὴ πρὸς νότον κεῖται πολλὸν τῆς Λήμνου. τότε μὲν τοσαῦτα· ἔτεσι δὲ κάρτα πολλοῖσι ὕστερον τούτων, ὡς ἡ Χερσόνησος ἡ ἐν Ἑλλησπόντῳ ἐγένετο ὑπὸ Ἀθηναίοισι, Μιλτιάδης ὁ Κίμωνος ἐτησιέων ἀνέμων κατεστηκότων νηὶ κατανύσας ἐξ Ἐλαιοῦντος τοῦ ἐν Χερσονήσῳ ἐς Λῆμνον <αὐτημερὸν> προηγόρευε ἐξιέναι ἐκ τῆς νήσου τοῖσι Πελασγοῖσι, ἀναμιμνήσκων σφεας τὸ χρηστήριον, τὸ οὐδαμὰ ἤλπισαν σφίσι οἱ Πελασγοὶ ἐπιτελέεσθαι. (2) Ἡφαιστιέες μέν νυν ἐπίθοντο, Μυριναῖοι δὲ οὐ συγγινωσκόμενοι εἶναι τὴν Χερσόνησον Ἀττικὴν ἐπολιορκέοντο, ἐς ὃ καὶ οὗτοι παρέστησαν. οὕτω δὴ τὴν Λῆμνον ἔσχον Ἀθηναῖοί τε καὶ Μιλτιάδης.

1827 εἶπαν A: εἶπον d   νηῦς ἐξανύσῃ d   1829 τοῦτο εἶπαν d: om. A   1830 κεῖται Hude: κέεται   1832 ἐν d: ἐπ' A   1834 κατανύσας AX^{sl}: καταλύσας d: καταστήσας SV   Ἐλαιοῦντος A: Ἐλεοῦντος d   1835 suppl. Powell   1837 οἱ A: om. d   1838 ἐπίθοντο R: ἐπείθ- Ad: ἐπύθ- SV   1838–9 εἶναι ... Ἀττικὴν del. Powell   1839 οὗτοι A: αὐτοὶ d   1840 τὴν A: om. d   τε A: om. d   1841 Μιλτιάδης. <ἐπεὶ δὲ ἀγγελίη ἀπίκετο περὶ τῆς μάχης> d

ΙϹΤΟΡΙΩΝ Η

Ἐπεὶ δὲ ἀγγελίη ἀπίκετο περὶ τῆϲ μάχηϲ τῆϲ ἐν Μαραθῶνι 1
γενομένηϲ παρὰ βαϲιλέα Δαρεῖον τὸν Ὑϲτάϲπεοϲ καὶ πρὶν μεγάλωϲ κεχαραγμένον τοῖϲι Ἀθηναίοιϲι διὰ τὴν ἐϲ Ϲάρδιϲ ἐϲβολήν, καὶ δὴ καὶ τότε πολλῷ τε δεινότερα ἐποίεε καὶ μᾶλλον ὅρμητο ϲτρατεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα. (2) καὶ αὐτίκα μὲν ἐπηγγέλλετο πέμπων ἀγγέλουϲ κατὰ πόλιϲ ἑτοιμάζειν ϲτρατιήν, πολλῷ πλέω ἐπιτάϲϲων ἑκάϲτοιϲι ἢ πρότερον παρέχειν, καὶ νέαϲ τε καὶ ἵππουϲ καὶ ϲῖτον καὶ πλοῖα. τούτων δὲ περιαγγελλομένων ἡ Ἀϲίη ἐδονέετο ἐπὶ τρία ἔτεα, καταλεγομένων τε τῶν ἀρίϲτων ὡϲ ἐπὶ τὴν Ἑλλάδα ϲτρατευϲομένων καὶ παραϲκευαζομένων. (3) τετάρτῳ δὲ ἔτεϊ Αἰγύπτιοι <οἱ> ὑπὸ Καμβύϲεω δουλωθέντεϲ ἀπέϲτηϲαν ἀπὸ Περϲέων. ἐνθαῦτα δὴ καὶ μᾶλλον ὅρμητο καὶ ἐπ᾽ ἀμφοτέρουϲ ϲτρατεύεϲθαι. ϲτελλομένου δὲ Δαρείου ἐπ᾽ Αἴγυπτον καὶ 2
Ἀθήναϲ τῶν παίδων αὐτοῦ ϲτάϲιϲ ἐγένετο μεγάλη περὶ τῆϲ ἡγεμονίηϲ, ὡϲ δεῖ μιν ἀποδέξαντα βαϲιλέα κατὰ τὸν Περϲέων νόμον οὕτω ϲτρατεύεϲθαι. (2) ἦϲαν γὰρ Δαρείῳ καὶ πρότερον ἢ βαϲιλεῦϲαι γεγονότεϲ τρεῖϲ παῖδεϲ ἐκ τῆϲ προτέρηϲ γυναικόϲ, Γωβρύεω <δὲ> θυγατρόϲ, καὶ βαϲιλεύϲαντι

1 δὲ <ἡ> CT   4 καὶ² fortasse delendum   5 ὅρμητο edd.: ὥρ- Ad   6 πόλιϲ A: πόλειϲ d: πόλιϲ <τε καὶ ἔθνεα> dubitanter Stein   7 πλέω d: πλείω A   8 παρέχειν A: παρεῖχον d: del. Van Herwerden   ἵππουϲ ... πλοῖα d: ϲῖτον καὶ ἵππουϲ A   τούτων d: τουτέων A   10 τε A: δὲ d   ὡϲ A: om. d   ϲτρατευϲομένων d: ϲτρατευο- A   11 δὲ A: om. d   12 suppl. Hude   13 ὅρμητο A: ὥρ- d   καὶ² A: om. d   16 δεῖ A: ἔδει d   19 Γωβρύεω d: Γοβρ- A   suppl. Stein

ἐξ Ἀτόϲϲηϲ τῆϲ Κύρου ἕτεροι τέϲϲερεϲ. τῶν μὲν δὴ προτέρων
ἐπρέϲβευε Ἀρταβαζάνηϲ, τῶν δὲ ἐπιγενομένων Ξέρξηϲ.
(3) ἐόντεϲ δὲ μητρὸϲ οὐ τῆϲ αὐτῆϲ ἐϲταϲίαζον, ὁ μὲν Ἀρτα-
βαζάνηϲ κατ' ὅ τι πρεϲβύτατόϲ τε εἴη παντὸϲ τοῦ γόνου καὶ
ὅτι νομιζόμενον εἴη πρὸϲ πάντων ἀνθρώπων τὸν πρεϲβύτα-
τον τὴν ἀρχὴν ἔχειν, Ξέρξηϲ δὲ ὡϲ Ἀτόϲϲηϲ τε παῖϲ εἴη τῆϲ
Κύρου θυγατρὸϲ καὶ ὅτι Κῦροϲ εἴη ὁ κτηϲάμενοϲ τοῖϲι
3 Πέρϲῃϲι τὴν ἐλευθερίην. Δαρείου δὲ οὐκ ἀποδεικνυμένου
κω γνώμην ἐτύγχανε κατὰ τὠυτὸ τούτοιϲι καὶ Δημάρητοϲ
ὁ Ἀρίϲτωνοϲ ἀναβεβηκὼϲ ἐϲ Ϲοῦϲα, ἐϲτερημένοϲ τε τῆϲ ἐν
Ϲπάρτῃ βαϲιληίηϲ καὶ φυγὴν ἐπιβαλὼν ἑωυτῷ ἐκ
Λακεδαίμονοϲ. (2) οὗτοϲ ὡνὴρ πυθόμενοϲ τῶν Δαρείου
παίδων τὴν διαφορήν, ἐλθών, ὡϲ ἡ φάτιϲ μιν ἔχει, Ξέρξῃ
ϲυνεβούλευε λέγειν πρὸϲ τοῖϲι ἔλεγε ἔπεϲι, ὡϲ αὐτὸϲ μὲν
γένοιτο Δαρείῳ ἤδη βαϲιλεύοντι καὶ ἔχοντι τὸ Περϲέων
κράτοϲ, Ἀρταβαζάνηϲ δὲ ἔτι ἰδιώτῃ ἐόντι Δαρείῳ· (3) οὐκ ὦν
οὔτε οἰκὸϲ εἴη οὔτε δίκαιον ἄλλον τινὰ τὸ γέραϲ ἔχειν πρὸ
ἑωυτοῦ, ἐπεί γε καὶ ἐν Ϲπάρτῃ, ἔφη ὁ Δημάρητοϲ ὑποτιθέ-
μενοϲ, οὕτω νομίζεϲθαι· ἢν οἱ μὲν προγεγονότεϲ ἔωϲι πρὶν ἢ
τὸν πατέρα ϲφέων βαϲιλεῦϲαι, ὁ δὲ βαϲιλεύοντι ὀψίγονοϲ
ἐπιγένηται, τοῦ ἐπιγενομένου τὴν ἔκδεξιν τῆϲ βαϲιληίηϲ
γίνεϲθαι. (4) χρηϲαμένου δὲ Ξέρξεω τῇ Δημαρήτου ὑποθήκῃ
γνοὺϲ ὁ Δαρεῖοϲ ὡϲ λέγοι δίκαια βαϲιλέα μιν ἀπέδεξε.
δοκέειν δέ μοι, καὶ ἄνευ ταύτηϲ τῆϲ ὑποθήκηϲ ἐβαϲίλευϲε ἂν
4 Ξέρξηϲ· ἡ γὰρ Ἄτοϲϲα εἶχε τὸ πᾶν κράτοϲ. ἀποδέξαϲ δὲ
βαϲιλέα Πέρϲῃϲι Ξέρξεα Δαρεῖοϲ ὁρμᾶτο ϲτρατεύεϲθαι. ἀλλὰ

21 Ἀρταβαζάνηϲ d: Ἀρτο- A 22 ἐϲταϲίαζον d: -ίαϲαν A μὲν <γὰρ> A 23 κατ' ὅ τι A: καθότι d τε εἴη A: ἦν d 28 τὠυτὸ τούτοιϲι Ar: τ'ωυτοῖϲι D 30 ἐπιβαλὼν d: -βάλλων A 33 ϲυνεβούλευε A: -ευϲε d 35 ἔτι A: ἐπὶ d Δαρείῳ del. Van Herwerden 37 ἔφη ... ὑποτιθέμενοϲ del. Powell ὑποτιθέμενοϲ A: ὑποθέμενοϲ d 40 ἐπιγενομένου d: ἐπιγιν- A 41 γίνεϲθαι A: γεν- d Δημαρήτου Ar: Δαμ- D 42 λέγοι A: λέγει d 43 ἐβαϲίλευϲε d: βαϲιλεῦϲαι A 45 ὁρμᾶτο A: ὥρ- d

*γὰρ μετὰ ταῦτά τε καὶ Αἰγύπτου ἀπόϲταϲιν τῷ ὑϲτέρῳ ἔτεϊ
παραϲκευαζόμενον ϲυνήνεικε αὐτὸν Δαρεῖον βαϲιλεύϲαντα
τὰ πάντα ἕξ τε καὶ τριήκοντα ἔτεα ἀποθανεῖν, οὐδέ οἱ
ἐξεγένετο οὔτε τοὺϲ ἀπεϲτεῶταϲ Αἰγυπτίουϲ οὔτε Ἀθηναίουϲ
τιμωρήϲαϲθαι. ἀποθανόντοϲ δὲ Δαρείου ἡ βαϲιληίη
ἀνεχώρηϲε ἐϲ τὸν παῖδα τὸν ἐκείνου Ξέρξην. ὁ τοίνυν Ξέρξηϲ* 5
*ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶϲ πρόθυμοϲ ἦν κατ᾽ ἀρχὰϲ ϲτρα-
τεύεϲθαι, ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο ϲτρατιῆϲ ἄγερϲιν.
παρεὼν δὲ καὶ δυνάμενοϲ παρ᾽ αὐτῷ μέγιϲτον Περϲέων
Μαρδόνιοϲ ὁ Γωβρύεω, ὃϲ ἦν Ξέρξῃ μὲν ἀνεψιόϲ, Δαρείου δὲ
ἀδελφεῆϲ παῖϲ, τοιούτου λόγου εἴχετο, λέγων·* (2) *Δέϲποτα,
οὐκ οἰκόϲ ἐϲτι Ἀθηναίουϲ ἐργαϲαμένουϲ πολλὰ δὴ κακὰ
Πέρϲαϲ μὴ οὐ δοῦναι δίκαϲ τῶν ἐποίηϲαν. ἀλλ᾽ εἰ τὸ μὲν νῦν
ταῦτα πρήϲϲοιϲ τά περ ἐν χερϲὶ ἔχειϲ· ἡμερώϲαϲ δὲ Αἴγυπτον
τὴν ἐξυβρίϲαϲαν ϲτρατηλάτεε ἐπὶ τὰϲ Ἀθήναϲ, ἵνα λόγοϲ τέ ϲε
ἔχῃ πρὸϲ ἀνθρώπων ἀγαθὸϲ καί τιϲ ὕϲτερον φυλάϲϲηται
ἐπὶ γῆν τὴν ϲὴν ϲτρατεύεϲθαι.* (3) *οὗτοϲ μέν οἱ ὁ λόγοϲ ἦν
τιμωρόϲ, τούτου δὲ τοῦ λόγου παρενθήκην ποιεέϲκετο τήνδε,
ὡϲ ἡ Εὐρώπη περικαλλὴϲ εἴη χώρη καὶ δένδρεα παντοῖα
φέρουϲα ἥμερα ἀρετήν τε ἄκρη, βαϲιλέϊ τε μούνῳ θνητῶν
ἀξίη ἐκτῆϲθαι. ταῦτα δὲ ἔλεγε οἷα νεωτέρων ἔργων* 6
*ἐπιθυμητὴϲ ἐὼν καὶ θέλων αὐτὸϲ τῆϲ Ἑλλάδοϲ ὕπαρχοϲ εἶναι.
χρόνῳ δὲ κατεργάϲατό τε καὶ ἀνέπειϲε Ξέρξην ὥϲτε ποιέειν
ταῦτα. ϲυνέλαβε γὰρ καὶ ἄλλα οἱ ϲύμμαχα γενόμενα ἐϲ τὸ
πείθεϲθαι Ξέρξην·* (2) *τοῦτο μὲν ἀπὸ τῆϲ Θεϲϲαλίηϲ παρὰ τῶν
Ἀλευαδέων ἀπιγμένοι ἄγγελοι ἐπεκαλέοντο βαϲιλέα πᾶϲαν*

48 *ἔτεα* ante *ἕξ* traiecit d 51 *ἀνεχώρηϲε* A: *-χώρεε* d 52 *μὲν* Ar: om. D 53 *ϲτρατιῆϲ* Ar: om. D *ἄγερϲιν* D: *ἔγερϲιν* Ar 55 *Γωβρύεω* d: *Γοβρ-* A *Ξέρξῃ* A: *Ξέρξου* d 57 *δὴ* A: *ἤδη* d 58 *εἰ* A: om. d 63 *τιμωρόϲ*] *τοιοῦτοϲ* Pingel *τούτου* d: *τοῦδε* A *ποιεέϲκετο* edd.: *ποιέ-* A: *ἐποιέετο* d 64 *εἴη* A: om. d *δένδρεα* Ar: *δένδρα* D 65 *φέρουϲα* Legrand: *φέρει τὰ* *θνητῶν* Ar: *θνητῷ* D 66 *δὲ* d: om. A 68 *Ξέρξην* post *ταῦτα* traiecit A: hic et 69 *ἐϲ* A: *πρὸϲ* d 70 *Ξέρξεα* d *τῆϲ* A: om. d

προθυμίην παρεχόμενοι ἐπὶ τὴν Ἑλλάδα (οἱ δὲ Ἀλευάδαι οὗτοι ἦϲαν Θεϲϲαλίηϲ βαϲιλέεϲ), τοῦτο δὲ Πειϲιϲτρατιδέων οἱ ἀναβεβηκότεϲ ἐϲ Ϲοῦϲα, τῶν τε αὐτῶν λόγων ἐχόμενοι τῶν καὶ οἱ Ἀλευάδαι, καὶ δή τι πρὸϲ τούτοιϲι ἔτι πλέον προϲωρέγοντο· (3) οἳ ἔχοντεϲ Ὀνομάκριτον, ἄνδρα Ἀθηναῖον χρηϲμολόγον τε καὶ διαθέτην χρηϲμῶν τῶν Μουϲαίου, ἀνεβεβήκεϲαν, τὴν ἔχθρην προκαταλυϲάμενοι· ἐξηλάθη γὰρ ὑπὸ Ἱππάρχου τοῦ Πειϲιϲτράτου ὁ Ὀνομάκριτοϲ ἐξ Ἀθηνέων, ἐπ' αὐτοφώρῳ ἁλοὺϲ ὑπὸ Λάϲου τοῦ Ἑρμιονέοϲ ἐμποιέων ἐϲ τὰ Μουϲαίου χρηϲμὸν ὡϲ αἱ ἐπὶ Λήμνῳ ἐπικείμεναι νῆϲοι ἀφανιζοίατο κατὰ τῆϲ θαλάϲϲηϲ. (4) διὸ ἐξήλαϲέ μιν ὁ Ἵππαρχοϲ, πρότερον χρεώμενοϲ τὰ μάλιϲτα. τότε δὲ ϲυναναβὰϲ ὅκωϲ ἀπίκοιτο ἐϲ ὄψιν τὴν βαϲιλέοϲ, λεγόντων τῶν Πειϲιϲτρατιδέων περὶ αὐτοῦ ϲεμνοὺϲ λόγουϲ κατέλεγε τῶν χρηϲμῶν· εἰ μέν τι ἐνέοι ϲφάλμα φέρον τῷ βαρβάρῳ, τῶν μὲν ἔλεγε οὐδέν, ὁ δὲ τὰ εὐτυχέϲτατα ἐκλεγόμενοϲ ἔλεγε, τόν τε Ἑλλήϲποντον ὡϲ ζευχθῆναι χρεὸν εἴη ὑπ' ἀνδρὸϲ Πέρϲεω, τήν τε ἔλαϲιν ἐξηγεόμενοϲ. (5) οὗτόϲ τε δὴ χρηϲμῳδέων προϲεφέρετο, καὶ οἵ τε Πειϲιϲτρατίδαι καὶ οἱ Ἀλευάδαι
7 γνώμαϲ ἀποδεικνύμενοι. ὡϲ δὲ ἀνεγνώϲθη Ξέρξηϲ ϲτρατεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα, ἐνθαῦτα δευτέρῳ μὲν ἔτεϊ μετὰ τὸν θάνατον τὸν Δαρείου πρῶτα ϲτρατιὴν ποιέεται ἐπὶ τοὺϲ ἀπεϲτεῶταϲ. τούτουϲ μέν νυν καταϲτρεψάμενοϲ καὶ Αἴγυπτον πᾶϲαν πολλὸν δουλοτέρην ποιήϲαϲ ἢ ἐπὶ Δαρείου ἦν, ἐπιτρέπει Ἀχαιμένεϊ, ἀδελφεῷ μὲν ἑωυτοῦ, Δαρείου δὲ παιδί. Ἀχαιμένεα μέν νυν ἐπιτροπεύοντα Αἰγύπτου χρόνῳ

73 οἱ AD: om. r   75 ἔτι d: ὅτι A   76 οἳ Van Herwerden: οἱ
78 ἀναβεβήκεϲαν <γὰρ> CP   προκαταλυϲάμενοι d: προϲκ- A
79 Πειϲιϲτράτου d: -τίδεω A   ὁ d: om. A   80 Ἀθηνέων A: -αίων d
82 ἀφανιζοίατο] ἀφανιοίατο Dobree   83 μιν d: μὲν A   88 χρεὸν A: χρεὼν d   90 προϲεφέρετο d: προε- A   καὶ οἱ Ἀλευάδαι d: om. A
92 μὲν A: μιν d   93 τὸν² A: om. d   95 πᾶϲαν A: om. d   97 μέν νυν AD: om. r

μετέπειτα ἐφόνευσε Ἰνάρως ὁ Ψαμμητίχου ἀνὴρ Λίβυς.
Ξέρξης δὲ μετὰ Αἰγύπτου ἅλωσιν ὡς ἔμελλε ἐς χεῖρας 8
ἄξεσθαι τὸ² στράτευμα τὸ ἐπὶ τὰς Ἀθήνας, σύλλογον ἐπίκλητον Περσέων τῶν ἀρίστων ἐποιέετο, ἵνα γνώμας τε πύθηταί σφεων καὶ αὐτὸς ἐν πᾶσι εἴπῃ τὰ θέλει. ὡς δὲ συνελέχθησαν, ἔλεγε Ξέρξης τάδε· (α) Ἄνδρες Πέρσαι, οὔτ' αὐτὸς κατηγήσομαι νόμον τόνδε ἐν ὑμῖν τιθεὶς παραδεξάμενός τε αὐτῷ χρήσομαι. ὡς γὰρ ἐγὼ πυνθάνομαι τῶν πρεσβυτέρων, οὐδαμά κω ἠτρεμίσαμεν, ἐπείτε παρελάβομεν τὴν ἡγεμονίην τήνδε παρὰ Μήδων, Κύρου κατελόντος Ἀστυάγεα· ἀλλὰ θεός τε οὕτω ἄγει καὶ αὐτοῖσι ἡμῖν πολλὰ ἐπέπουσι συμφέρεται ἐπὶ τὸ ἄμεινον. τὰ μέν νυν Κῦρός τε καὶ Καμβύσης πατήρ τε ἐμὸς Δαρεῖος κατεργάσαντο καὶ προσεκτήσαντο ἔθνεα, ἐπισταμένοισι εὖ οὐκ ἂν τις λέγοι. (2) ἐγὼ δὲ ἐπείτε παρέλαβον τὸν θρόνον τοῦτον ἐφρόντιζον ὅκως μὴ λείψομαι τῶν πρότερον γενομένων ἐν τιμῇ τῇδε μηδὲ ἐλάσσω προσκτήσομαι δύναμιν Πέρσῃσι· φροντίζων δὲ εὑρίσκω ἅμα μὲν κῦδος ἡμῖν προσγινόμενον χώρην τε τῆς νῦν ἐκτήμεθα οὐκ ἐλάσσονα οὐδὲ φλαυροτέρην παμφορωτέρην δέ, ἅμα δὲ τιμωρίην τε καὶ τίσιν γινομένην. διὸ ὑμέας νῦν ἐγὼ συνέλεξα, ἵνα τὸ νοέω πρήσσειν ὑπερθέωμαι ὑμῖν. (β) μέλλω ζεύξας τὸν Ἑλλήσποντον ἐλᾶν στρατὸν διὰ τῆς Εὐρώπης ἐπὶ τὴν Ἑλλάδα, ἵνα Ἀθηναίους τιμωρήσωμαι ὅσα δὴ πεποιήκασι Πέρσας τε καὶ πατέρα τὸν ἐμόν. (2) ὡρᾶτε μέν νυν καὶ Δαρεῖον ἰθύοντα στρατεύεσθαι ἐπὶ τοὺς ἄνδρας τούτους. ἀλλ' ὁ μὲν τετελεύτηκε καὶ οὐκ ἐξεγένετο αὐτῷ τιμωρήσασθαι· ἐγὼ δὲ

100 *τὸ²* d: om. A 101 *τε* A: om. d 103 *ἔλεγε* d: *ἔλεξε* A 106 *ἠτρεμίσαμεν* A: *-ήσαμεν* d 107 *Ἀστυάγεα* edd.: *-γην* 108 *οὕτω* A: *οὗτος* d *ἐπέπουσι* CPTNor: *ἐφ-* Ad: *ἐπιοῦσι* Dion. H. *de Dem.* 41 109 *τε²* <*ὁ*> Dion. H. 111 *εὖ* om. Dion. H. 112 *τοῦτον* d, Dion. H.: *τοῦτο* A *λείψομαι* D^acP, Dion. H. cod. P: *-ωμαι* cett. 113 *προσκτήσομαι* P: *-ωμαι* Ad 114 *εὑρίσκω* <*ὧδε*> Powell: an <*ἐς χρόνον*>? *ἡμῖν* <*τε*> A 115 *χώρην* d: *χώρης* A 116 *δέ* C: *τε* Ad *τιμωρίην τε καὶ* A: *καὶ τιμωρίην* d 117 *νῦν* A: om. d 121 *καὶ* <*πατέρα τὸν ἐμὸν*> A 123 *αὐτῷ* Ad, Dion. H.: *οἱ* S

ὑπέρ τε ἐκείνου καὶ τῶν ἄλλων Περcέων οὐ πρότερον παύcομαι πρὶν ἢ ἕλω τε καὶ πυρώcω τὰc Ἀθήναc, οἵ γε ἐμὲ καὶ πατέρα τὸν ἐμὸν ὑπῆρξαν ἄδικα ποιεῦντεc. (3) πρῶτα μὲν ἐc Cάρδιc ἐλθόντεc ἅμα Ἀριcταγόρῃ τῷ Μιληcίῳ, δούλῳ δὲ ἡμετέρῳ, {ἀπικόμενοι} ἐνέπρηcαν τά τε ἄλcεα καὶ τὰ ἱρά· δεύτερα δὲ ἡμέαc οἷα ἔρξαν ἐc τὴν cφετέρην ἀποβάνταc, ὅτε Δᾶτίc τε καὶ Ἀρταφέρνηc ἐcτρατήγεον, {τὰ} ἐπίcταcθέ κου πάντεc. (γ) τούτων μέντοι εἵνεκα ἀνάρτημαι ἐπ' αὐτοὺc cτρατεύεcθαι, ἀγαθὰ δὲ ἐν αὐτοῖcι τοcάδε ἀνευρίcκω λογιζόμενοc· εἰ τούτουc τε καὶ τοὺc τούτοιcι πληcιοχώρουc καταcτρεψόμεθα, οἳ Πέλοποc τοῦ Φρυγὸc νέμονται <τὴν> χώρην, γῆν τὴν Περcίδα ἀποδέξομεν τῷ Διὸc αἰθέρι ὁμουρέουcαν. (2) οὐ γὰρ δὴ χώρην γε οὐδεμίαν κατόψεται ἥλιοc ὁμουρέουcαν τῇ ἡμετέρῃ, ἀλλά cφεαc πάcαc ἐγὼ ἅμα ὑμῖν μίαν χώρην θήcω, διὰ πάcηc διεξελθὼν τῆc Εὐρώπηc. (3) πυνθάνομαι γὰρ ὧδε ἔχειν, οὔτε τινὰ πόλιν ἀνδρῶν οὐδεμίαν οὔτε ἔθνοc οὐδὲν ἀνθρώπων ὑπολείπεcθαι, τὸ ἡμῖν οἷόν τε ἔcται ἐλθεῖν ἐc μάχην, τούτων τῶν κατέλεξα ὑπεξαραιρημένων. οὕτω οἵ τε ἡμῖν αἴτιοι ἕξουcι δούλιον ζυγὸν οἵ τε ἀναίτιοι. (δ) ὑμεῖc δ' ἂν μοι τάδε ποιέοντεc χαρίζοιcθε. ἐπεὰν ὑμῖν cημήνω τὸν χρόνον ἐc τὸν ἥκειν δεῖ, προθύμωc πάντα τινὰ ὑμέων χρήcει παρεῖναι· ὃc ἂν δὲ ἔχων ἥκῃ παρεcκευαcμένον cτρατὸν κάλλιcτα, δώcω οἱ δῶρα τὰ τιμιώτατα νομίζεται εἶναι ἐν ἡμετέρου. (2) ποιητέα μέν νυν ταῦτά ἐcτι

125 lacunam post παύcομαι statuit Stein πρὶν <ἂν> d 126 ὑπῆρξαν post ἐμὲ traiecit d 127 ἐλθόντεc] ἐcβαλόντεc Pingel: an ἐλάcαντεc? 128 ἀπικόμενοι om. Dion. H.: ἀπιcταμένῳ Reiske 129 ἀποβάνταc Ar: -εc D 130 Ἀρταφέρνηc A: -φρένηc d τὰ om. Dion. H.: ταῦτα Pingel 131 ἀνάρτημαι] ἀνώρμημαι Dion. H. 134 suppl. Krüger 136 ὁμουρέουcαν B²D²TP: ὁμορ- Ad: ὅμορον οὖcαν Dion. H. (item 137) οὐ γὰρ δὴ d: οὐδὲ γὰρ δὴ ἄλλην A κατόψεται <ὁ> Dion. H. 137 ὁμουρέουcαν A: ὅμουρον ἐοῦcαν d 140 ὑπολείπεcθαι A: -λιπέcθαι D: -λίπεcθαι r 144 ἥκειν δεῖ] ἡμῖν ἥκειν δοκεῖ Dion. H. 145 παρεcκευαcμένον A: κατ- Dion. H.: παραcκευαcάμενον d 146 οἱ δώcω d 147 εἶναι om. Dion. H.

οὕτω· ἵνα δὲ μὴ ἰδιοβουλέειν ὑμῖν δοκέω, τίθημι τὸ πρῆγμα ἐς μέσον, γνώμην κελεύων ὑμέων τὸν βουλόμενον ἀποφαίνεσθαι. ταῦτα εἴπας ἐπαύετο. μετ' αὐτὸν δὲ 9
Μαρδόνιος ἔλεγε· Ὦ δέσποτα, οὐ μοῦνον εἷς τῶν γενομένων Περσέων ἄριστος, ἀλλὰ καὶ τῶν ἐσομένων, ὃς τά τε ἄλλα λέγων ἐπίκεο ἄριστα καὶ ἀληθέστατα, καὶ Ἴωνας τοὺς ἐν τῇ Εὐρώπῃ κατοικημένους οὐκ ἐάσεις καταγελάσαι ἡμῖν ἐόντας ἀναξίους. (2) καὶ γὰρ δεινὸν ἂν εἴη πρῆγμα, εἰ Σάκας μὲν καὶ Ἰνδοὺς καὶ Αἰθίοπάς τε καὶ Ἀσσυρίους ἄλλα τε ἔθνεα πολλὰ καὶ μεγάλα ἀδικήσαντα Πέρσας οὐδέν, ἀλλὰ δύναμιν προσκτᾶσθαι βουλόμενοι, καταστρεψάμενοι δούλους ἔχομεν, Ἕλληνας δὲ ὑπάρξαντας ἀδικίης οὐ τιμωρησόμεθα. (α) τί δείσαντες; κοίην πλήθεος συστροφήν; κοίην δὲ χρημάτων δύναμιν; τῶν ἐπιστάμεθα μὲν τὴν μάχην, ἐπιστάμεθα δὲ τὴν δύναμιν ἐοῦσαν ἀσθενέα· ἔχομεν δὲ αὐτῶν παῖδας καταστρεψάμενοι, τούτους οἳ ἐν τῇ ἡμετέρῃ κατοικημένοι Ἴωνές τε καὶ Αἰολέες καὶ Δωριέες καλέονται. (2) ἐπειρήθην δὲ καὶ αὐτὸς ἤδη ἐπελαύνων ἐπὶ τοὺς ἄνδρας τούτους ὑπὸ πατρὸς τοῦ σοῦ κελευσθείς, καί μοι μέχρι Μακεδονίης ἐλάσαντι καὶ ὀλίγον ἀπολιπόντι ἐς αὐτὰς Ἀθήνας ἀπικέσθαι οὐδεὶς ἠντιώθη ἐς μάχην. (β) καίτοι γε ἐώθασι Ἕλληνες, ὡς πυνθάνομαι, ἀβουλότατα πολέμους ἵστασθαι ὑπό τε ἀγνωμοσύνης καὶ σκαιότητος. ἐπεὰν γὰρ ἀλλήλοισι πόλεμον προείπωσι, ἐξευρόντες τὸ κάλλιστον χωρίον καὶ λειότατον, ἐς τοῦτο κατιόντες μάχονται, ὥστε σὺν κακῷ μεγάλῳ οἱ νικῶντες ἀπαλλάσσονται· περὶ δὲ τῶν ἑσσουμένων οὐδὲ λέγω ἀρχήν, ἐξώλεες γὰρ δὴ γίνονται. (2) τοὺς χρῆν, ἐόντας

148 ἰδιοβουλέειν d: -βουλεύειν A 151 μοῦνον edd.: μόνον 153 ἐπίκεο λέγων d 154 ἡμῖν A: ἡμέων d: ὑμέων SV 158 προσκτᾶσθαι A: προσκτήσασθαι d 159 ἀδικίης A: ἀληθεῖς d 168 ἠντιώθη d: ἀντ- A γε d: om. A ἐώθασι r: ἐώθεσαν D: εἰώθασι A ἐώθασί γε Blaydes 169 πολέμους A: -ου d 171 προείπωσι A: προσ- d λειότατον d: λεό- A 174 τοὺς A: τούτους d

ὁμογλώσσους, κήρυξί τε διαχρεωμένους καὶ ἀγγέλοισι καταλαμβάνειν τὰς διαφορὰς καὶ παντὶ μᾶλλον ἢ μάχῃσι· εἰ δὲ πάντως ἔδεε πολεμέειν πρὸς ἀλλήλους, ἐξευρίσκειν χρῆν τῇ ἑκάτεροί εἰσι δυσχειρωτότατοι καὶ ταύτῃ πειρᾶν. τρόπῳ τοίνυν οὐ χρηστῷ Ἕλληνες διαχρεώμενοι ἐμέο ἐλάσαντος μέχρι Μακεδονίδος γῆς οὐκ ἦλθον ἐς τούτου λόγον ὥστε μάχεσθαι. (γ) σοὶ δὲ δὴ μέλλει τίς, ὦ βασιλεῦ, ἀντιώσεσθαι πόλεμον προφέρων, ἄγοντι καὶ πλῆθος τὸ ἐκ τῆς Ἀσίης καὶ νέας τὰς ἁπάσας; ὡς μὲν ἐγὼ δοκέω, οὐκ ἐς τοῦτο θάρσεος ἀνήκει τὰ Ἑλλήνων πρήγματα· εἰ δὲ ἄρα ἔγωγε ψευσθείην γνώμῃ καὶ ἐκεῖνοι ἐπαρθέντες ἀβουλίῃ ἔλθοιεν ἡμῖν ἐς μάχην, μάθοιεν ἂν ὥς εἰμεν ἀνθρώπων ἄριστοι τὰ πολέμια. ἔστω δ' ὦν μηδὲν ἀπείρητον· αὐτόματον γὰρ οὐδέν, ἀλλ' ἀπὸ πείρης πάντα ἀνθρώποισι φιλέει γίνεσθαι.

10 Μαρδόνιος μὲν τοσαῦτα †ἐπιλεήνας† τὴν Ξέρξεω γνώμην ἐπέπαυτο· σιωπώντων δὲ τῶν ἄλλων Περσέων καὶ οὐ τολμώντων γνώμην ἀποδείκνυσθαι ἀντίην τῇ προκειμένῃ, Ἀρτάβανος ὁ Ὑστάσπεος, πάτρως ἐὼν Ξέρξῃ, τῷ δὴ καὶ πίσυνος ἦν, ἔλεγε τάδε· (α) Ὦ βασιλεῦ, μὴ λεχθεισέων μὲν γνωμέων ἀντιέων ἀλλήλῃσι οὐκ ἔστι τὴν ἀμείνω αἱρεόμενον ἑλέσθαι, ἀλλὰ δεῖ τῇ εἰρημένῃ χρᾶσθαι, λεχθεισέων δὲ ἔστι, ὥσπερ τὸν χρυσὸν τὸν ἀκήρατον αὐτὸν μὲν ἐπ' ἑωυτοῦ οὐ διαγινώσκομεν, ἐπεὰν δὲ παρατρίψωμεν ἄλλῳ χρυσῷ, διαγινώσκομεν τὸν ἀμείνω. (2) ἐγὼ δὲ καὶ πατρὶ τῷ σῷ,

175 διαχρεωμένους A: -μένοισι d 177 πολεμέειν D: -μεῖν Ar χρῆν AD: χρὴ r 178 ἑκάτεροί εἰσι A: ἑκατέροισι d 179 ἐλάσαντος Ar: -οντος D 180 Μακεδονίδος Wilson: -νίης γῆς A: om. d: del. Hude 181 ἀντιώσεσθαι AD: -σασθαι r 182 προφέρων Ad: προς- S 183 θάρσεος d: θράσεος A 184 ἔγωγε A: ἐγὼ d: ἐγώ τε Bekker 185 γνώμῃ] γνώμης Schweighäuser ἐπαρθέντες A: παρεπαρθέντες d 186 πολέμια A: -μήια d 189 ἐπιλεήνας obelis notavit Maas: ἐπαινέσας Powell: an lacuna ante hanc vocem statuenda? 190 ἐπέπαυτο A: ἐπαύετο d 193 πίσυνος AD: πίσσυνος r ἦν Krüger: ἐὼν 194 <ἂν>αιρεόμενον Pingel 195 ἑλέσθαι] ἔχεσθαι Madvig χρᾶσθαι d: χρῆσθαι A 197–8 ἐπεὰν ... διαγινώσκομεν AD: om. r

ἀδελφεῷ δὲ ἐμῷ, Δαρείῳ ἠγόρευον μὴ ϲτρατεύεϲθαι ἐπὶ Ϲκύθαϲ, ἄνδραϲ οὐδαμόθι γῆϲ ἄϲτυ νέμονταϲ· ὁ δὲ ἐλπίζων Ϲκύθαϲ τοὺϲ νομάδαϲ καταϲτρέψαϲθαι ἐμοί τε οὐκ ἐπείθετο, ϲτρατευϲάμενόϲ τε πολλοὺϲ καὶ ἀγαθοὺϲ τῆϲ ϲτρατιῆϲ ἀποβαλὼν ἀπῆλθε. (3) ϲὺ δέ, ὦ βαϲιλεῦ, μέλλειϲ ἐπ' ἄνδραϲ ϲτρατεύεϲθαι πολλὸν ἔτι ἀμείνοναϲ ἢ Ϲκύθαϲ, οἳ κατὰ θάλαϲϲάν τε ἄριϲτοι καὶ κατὰ γῆν λέγονται εἶναι. τὸ δὲ αὐτοῖϲι ἔνεϲτι δεινόν, ἐμέ ϲοι δίκαιόν ἐϲτι φράζειν. (β) ζεύξαϲ φῂϲ τὸν Ἑλλήϲποντον ἐλᾶν ϲτρατὸν διὰ τῆϲ Εὐρώπηϲ ἐϲ τὴν Ἑλλάδα. καὶ δὴ {καὶ} ϲυνήνεικε ἤτοι κατὰ γῆν ἢ κατὰ θάλαϲϲαν ἑϲϲωθῆναι, ἢ καὶ κατ' ἀμφότερα· οἱ γὰρ ἄνδρεϲ λέγονται εἶναι ἄλκιμοι, πάρεϲτι δὲ καὶ ϲταθμώϲαϲθαι, εἰ ϲτρατιήν γε τοϲαύτην ϲὺν Δάτι καὶ Ἀρταφέρνεϊ ἐλθοῦϲαν ἐϲ τὴν Ἀττικὴν χώρην μοῦνοι Ἀθηναῖοι διέφθειραν. (2) οὐκ ὦν ἀμφοτέρῃ ϲφι ἐχώρηϲε· ἀλλ' ἢν τῇϲι νηυϲὶ ἐμβάλωϲι καὶ νικήϲαντεϲ ναυμαχίῃ πλέωϲι ἐϲ τὸν Ἑλλήϲποντον καὶ ἔπειτα λύϲωϲι τὴν γέφυραν, τοῦτο δή, βαϲιλεῦ, γίνεται δεινόν. (γ) ἐγὼ δὲ οὐδεμιῇ ϲοφίῃ οἰκηίῃ αὐτὸϲ ταῦτα ϲυμβάλλομαι, ἀλλ' οἷόν κοτε ἡμέαϲ ὀλίγου ἐδέηϲε καταλαβεῖν πάθοϲ, ὅτε πατὴρ ϲὸϲ ζεύξαϲ <μὲν> Βόϲπορον τὸν Θρηίκιον, γεφυρώϲαϲ δὲ ποταμὸν Ἴϲτρον διέβη ἐπὶ Ϲκύθαϲ. τότε παντοῖοι ἐγένοντο Ϲκύθαι δεόμενοι Ἰώνων λῦϲαι τὸν πόρον, τοῖϲι ἐπιτέτραπτο ἡ φυλακὴ τῶν γεφυρέων τοῦ Ἴϲτρου. (2) καὶ τότε γε Ἱϲτιαῖοϲ ὁ Μιλήτου τύραννοϲ εἰ ἐπέϲπετο τῶν ἄλλων τυράννων τῇ γνώμῃ μηδὲ ἠντιώθη, διέργαϲτο ἂν τὰ Περϲέων πρήγματα. καίτοι καὶ λόγῳ ἀκοῦϲαι δεινόν, ἐπ' ἀνδρί γε ἑνὶ πάντα τὰ βαϲιλέοϲ πρήγματα γεγενῆϲθαι. (δ) ϲὺ ὦν μὴ βουλεύεο

201 καταϲτρέψαϲθαι AD: -εϲθαι r τε A: δὲ d 204 ἔτι d: om. A 208 del. Aldina ἢ C: ἢ <καὶ> Ad 209 καὶ Ar: om. D 213 ἀμφοτέρῃ ϲφι A: ἀμφοτέρηϲιν d 218 suppl. Stein 219 ἐγένοντο A: ἐγίν- d 220 ἐπιτέτραπτο A: ἐπε- d 221 τῶν γεφυρέων del. Naber τοῦ Ἴϲτρου del. Stein γε A: om. d 222 εἰ ante Ἱϲτιαῖοϲ traiecit A 223 ἠντιώθη d: ἠναντιώθη A διέργαϲτο A: διείργαϲτο d 225 γεγενῆϲθαι A: γενέϲθαι d βουλεύεο A: βούλευ D: βούλευε r

ἐς κίνδυνον μηδένα τοιοῦτον ἀπικέσθαι μηδεμιῆς ἀνάγκης ἐούσης, ἀλλὰ ἐμοὶ πείθεο· νῦν μὲν τὸν σύλλογον τόνδε διάλυσον· αὖτις δέ, ὅταν τοι δοκῇ, προσκεψάμενος ἐπὶ σεωυτοῦ προαγόρευε τά τοι δοκέει εἶναι ἄριστα. (2) τὸ γὰρ εὖ βουλεύεσθαι κέρδος μέγιστον εὑρίσκω ἐόν· εἰ γὰρ καὶ ἐναντιωθῆναί τι θέλει, βεβούλευται μὲν οὐδὲν ἧσσον εὖ, ἕσσωται δὲ ὑπὸ τῆς τύχης τὸ βούλευμα· ὁ δὲ βουλευσάμενος αἰσχρῶς, εἴ οἱ ἡ τύχη ἐπίσποιτο, εὕρημα εὕρηκε, ἧσσον δὲ οὐδέν οἱ κακῶς βεβούλευται. (ε) ὁρᾷς τὰ ὑπερέχοντα ζῷα ὡς κεραυνοῖ ὁ θεὸς οὐδὲ ἐᾷ φαντάζεσθαι, τὰ δὲ σμικρὰ οὐδέν μιν κνίζει· ὁρᾷς δὲ ὡς ἐς οἰκήματα τὰ μέγιστα αἰεὶ καὶ δένδρεα τὰ τοιαῦτα ἀποσκήπτει τὰ βέλεα. φιλέει γὰρ ὁ θεὸς τὰ ὑπερέχοντα πάντα κολούειν. οὕτω δὲ καὶ στρατὸς πολλὸς ὑπὸ ὀλίγου διαφθείρεται κατὰ τοιόνδε· ἐπεάν σφι ὁ θεὸς φθονήσας φόβον ἐμβάλῃ ἢ βροντήν, δι' ὧν ἐφθάρησαν ἀναξίως ἑωυτῶν. οὐ γὰρ ἐᾷ φρονέειν μέγα ὁ θεὸς ἄλλον ἢ ἑωυτόν. (ζ) ἐπειχθὲν μέν νυν πᾶν πρῆγμα τίκτει σφάλματα, ἐκ τῶν ζημίαι μεγάλαι φιλέουσι γίνεσθαι· ἐν δὲ τῷ ἐπισχεῖν ἔνεστι ἀγαθά, εἰ μὴ παραυτίκα δοκέοντα εἶναι, ἀλλ' ἀνὰ χρόνον ἐξεύροι τις ἄν. (η) σοὶ μὲν δὴ ταῦτα, ὦ βασιλεῦ, συμβουλεύω· σὺ δέ, ὦ παῖ Γωβρύεω {Μαρδόνιε}, παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων οὐκ ἐόντων ἀξίων φλαύρως ἀκούειν. Ἕλληνας γὰρ διαβάλλων ἐπαίρεις αὐτὸν βασιλέα στρατεύεσθαι· αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις μοι πᾶσαν προθυμίην ἐκτείνειν. μή νυν οὕτω γένηται. (2) διαβολὴ γάρ ἐστι δεινότατον, ἐν τῇ δύο μέν εἰσί οἱ ἀδικέοντες, εἷς δὲ ὁ

227 *πείθεο* d: *πείθευ* A *τόνδε* AD: *τῶνδε* r 228 *δὲ* A: *τε* d *δοκῇ* A: *-έῃ* d 230 *ἐόν* A: *σόν* d 233 *ἡ* A: om. d 234 *ζῷα* suspectum: an delendum? sed praebet Stobaeus 4. 22. 46 236 *κνίζει* AD: *-ειν* r 237 *τὰ*[2] A: om. d et Stob. 238 *δὲ* Ad: *δὴ* P 239 *κατὰ* <*τὸ*> d *θεὸς* <*ὁ*> D 240 *ἐφθάρησαν* A: *ἐσφάλησαν* d 242 *ἐπειχθὲν* Siesbye: *ἐπειχθῆναι* Ad 245 *ἐξεύροι* A: *εὕροι* d 246 *Γωβρύεω* d: *Γοβ-* A del. Naber 250 *ἐκτείνειν* d: *ἐκτίνειν* A

ἀδικεόμενοϲ. ὁ μὲν γὰρ διαβάλλων ἀδικέει οὐ παρεόντοϲ κατηγορέων, ὁ δὲ ἀδικέει ἀναπειθόμενοϲ πρὶν ἢ ἀτρεκέωϲ ἐκμάθῃ· ὁ δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖϲι ἀδικέεται, διαβληθείϲ τε ὑπὸ τοῦ ἑτέρου καὶ νομιϲθεὶϲ πρὸϲ τοῦ ἑτέρου κακὸϲ εἶναι. (θ) ἀλλ' εἰ δὴ δεῖ γε πάντωϲ ἐπὶ τοὺϲ ἄνδραϲ τούτουϲ ϲτρατεύεϲθαι, φέρε, βαϲιλεὺϲ μὲν αὐτὸϲ ἐν ἤθεϲι τοῖϲι Περϲέων μενέτω, ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα ϲτρατηλάτεε αὐτὸϲ ϲὺ ἐπιλεξάμενόϲ τε ἄνδραϲ τοὺϲ ἐθέλειϲ καὶ λαβὼν ϲτρατιὴν ὁκόϲην τινὰ βούλεαι. (2) καὶ ἢν μὲν τῇ ϲὺ λέγειϲ ἀποβαίνῃ βαϲιλέϊ τὰ πρήγματα, κτεινέϲθων οἱ ἐμοὶ παῖδεϲ, πρὸϲ δὲ αὐτοῖϲι καὶ ἐγώ· ἢν δὲ τῇ ἐγὼ προλέγω, οἱ ϲοὶ ταὐτὰ παϲχόντων, ϲὺν δέ ϲφι καὶ ϲύ, ἢν ἀπονοϲτήϲῃϲ. (3) εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήϲειϲ, ϲὺ δὲ πάντωϲ ϲτράτευμα ἀνάξειϲ ἐπὶ τὴν Ἑλλάδα, ἀκούϲεϲθαί τινά φημι τῶν αὐτοῦ τῇδε ὑπολειπομένων Μαρδόνιον, μέγα τι κακὸν ἐξεργαϲμένον Πέρϲαϲ, ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον ἤ κου ἐν γῇ τῇ Ἀθηναίων ἢ ϲέ γε ἐν τῇ Λακεδαιμονίων, εἰ μὴ ἄρα καὶ πρότερον κατ' ὁδόν, γνόντα ἐπ' οἵουϲ ἄνδραϲ ἀναγινώϲκειϲ ϲτρατεύεϲθαι βαϲιλέα.

Ἀρτάβανοϲ μὲν ταῦτα ἔλεξε, Ξέρξηϲ δὲ θυμωθεὶϲ 11
ἀμείβεται τοιϲίδε· Ἀρτάβανε, πατρὸϲ εἶϲ τοῦ ἐμοῦ ἀδελφεόϲ· τοῦτό ϲε ῥύϲεται μηδένα ἄξιον μιϲθὸν λαβεῖν ἐπέων ματαίων. καί τοι ταύτην τὴν ἀτιμίην προϲτίθημι ἐόντι κακῷ τε καὶ ἀθύμῳ, μήτε ϲυϲτρατεύεϲθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ τε μένειν ἅμα τῇϲι γυναιξί· ἐγὼ δὲ καὶ ἄνευ ϲέο ὅϲα περ εἶπα ἐπιτελέα ποιήϲω. (2) μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑϲτάϲπεοϲ

252 ἀδικέει A: ἀδικεῖ d παρέοντοϲ d: -τι A 256 γε δεῖ d 257 ϲτρατεύεϲθαι AD: -εύϲαϲθαι r 258 παραβαλλομένων Ar: -βαλομένων D 261 ἀποβαίνῃ Cobet: ἀναβαίνῃ 263 ταὐτὰ Wilson: ταῦτα 265 ἀνάξειϲ A: ἀνέξειϲ d: ἄξειϲ Naber 266 ἀκούϲεϲθαί A: -ϲαϲθαί d 267 ἐξεργαϲμένον A: -αϲάμενον d 268 διαφορεύμενον A: -ευόμενον d 272 τοιϲίδε edd.: τοῖϲδε 274 προϲτίθημι d: προτ- A τε d: om. A 276 δὲ Ar: om. D

τοῦ Ἀρϲάμεοϲ τοῦ Ἀριαράμνεω τοῦ Τεΐϲπεοϲ τοῦ Κύρου τοῦ Καμβύϲεω τοῦ Τεΐϲπεοϲ τοῦ Ἀχαιμένεοϲ γεγονώϲ, μὴ τιμωρηϲάμενοϲ Ἀθηναίουϲ, εὖ ἐπιϲτάμενοϲ ὅτι εἰ ἡμεῖϲ ἡϲυχίην ἄξομεν, ἀλλ᾽ οὐκ ἐκεῖνοι, ἀλλὰ καὶ μάλα ϲτρατεύϲονται ἐπὶ τὴν ἡμετέρην, εἰ χρὴ ϲταθμώϲαϲθαι τοῖϲι ὑπαργμένοιϲι ἐξ ἐκείνων, οἳ Ϲάρδιϲ τε ἐνέπρηϲαν καὶ ἤλαϲαν ἐϲ τὴν Ἀϲίην. (3) οὐκ ὦν ἐξαναχωρέειν οὐδετέροιϲι ἱκανῶϲ ἔχει, ἀλλὰ ποιέειν ἢ πάϲχειν πρόκειται ἀγών, ἵνα ἢ τάδε πάντα ὑπὸ Ἕλληϲι ἢ ἐκεῖνα πάντα ὑπὸ Πέρϲηϲι γένηται· τὸ γὰρ μέϲον οὐδὲν τῆϲ ἔχθρηϲ ἐϲτί. (4) καλὸν ὦν προπεπονθόταϲ ἡμέαϲ τιμωρέειν ἤδη γίνεται, ἵνα καὶ τὸ δεινὸν τὸ πείϲομαι τοῦτο μάθω, ἐλάϲαϲ ἐπ᾽ ἄνδραϲ τούτουϲ, τούϲ γε καὶ Πέλοψ ὁ Φρύξ, ἐὼν πατέρων τῶν ἐμῶν δοῦλοϲ, κατεϲτρέψατο οὕτω ὡϲ καὶ ἐϲ τόδε αὐτοί τε ὤνθρωποι καὶ ἡ γῆ αὐτῶν ἐπώνυμοι τοῦ καταϲτρεψαμένου καλέονται.

12 Ταῦτα μὲν ἐπὶ τοϲοῦτο ἐλέγετο, μετὰ δὲ εὐφρόνη τε ἐγίνετο καὶ Ξέρξην ἔκνιζε ἡ Ἀρταβάνου γνώμη· νυκτὶ δὲ βουλὴν διδοὺϲ πάγχυ εὕριϲκέ οἱ οὐ πρῆγμα εἶναι ϲτρατεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα. δεδογμένων δέ οἱ αὖτιϲ τούτων κατύπνωϲε, καὶ δή κου ἐν τῇ νυκτὶ εἶδε ὄψιν τοιήνδε, ὡϲ λέγεται ὑπὸ Περϲέων· ἐδόκεε ὁ Ξέρξηϲ ἄνδρα οἱ ἐπιϲτάντα μέγαν τε καὶ εὐειδέα εἰπεῖν· (2) Μετὰ δὴ βουλεύεαι, ὦ Πέρϲα, ϲτράτευμα μὴ ἄγειν ἐπὶ τὴν Ἑλλάδα, προείπαϲ ἁλίζειν Πέρϲαϲ ϲτρατόν; οὔτε ὦν μεταβουλευόμενοϲ ποιέειϲ εὖ, οὔτε ὁ ϲυγγνωϲόμενόϲ τοι πάρα· ἀλλ᾽ ὥϲπερ τῆϲ ἡμέρηϲ
13 ἐβουλεύϲαο ποιέειν, ταύτην ἴθι τῶν ὁδῶν. τὸν μὲν ταῦτα

278 *Ἀρϲάμεοϲ* A: *Ἀράμεοϲ* d *Ἀριαράμνεω* r: *Ἀριρ-* D: *Ἄρμνεω* A *Τεΐϲπεοϲ* A: *Τίϲπεοϲ* d 279 *τοῦ Τεΐϲπεοϲ* A: om. d 281 *μάλα* Ar: *μάλιϲτα* D 284 *οὐδετέροιϲι* AD: *-οιϲ* r *ἱκανῶϲ* d: *δυνατῶϲ* A: an <*ἔτι*> *ἱκανῶϲ*? 285 *πάϲχειν* Van Herwerden: *παθέειν* Ad: *-εῖν* edd. 288 *ἡμέαϲ* AD: *ὑμέαϲ* r 290 *ὁ* A: om. d *πατέρων τῶν ἐμῶν* A: *ἐμῶν πατέρων* d 291 *ὤνθρωποι* d: *ἄνθρωποι* A 292 *αὐτῶν* d: *αὐτέων* A 293 *τε* A: om. d 294 *ἐγίνετο* A: *ἐγέν-* d 295 *οὐ* Ar: om. D 297 *εἶδε* d: *ἴδε* A *τοιήνδε* A: om. d 301 *Πέρϲαϲ* A: *Πέρϲηϲι* d

εἴπαντα ἐδόκεε ὁ Ξέρξηϲ ἀποπτάϲθαι, ἡμέρηϲ δὲ ἐπιλαμψάϲηϲ ὀνείρου μὲν τούτου λόγον οὐδένα ἐποιέετο, ὁ δὲ Περϲέων ϲυναλίϲαϲ τοὺϲ καὶ πρότερον ϲυνέλεξε, ἔλεγέ ϲφι τάδε· (2) *Ἄνδρεϲ Πέρϲαι, ϲυγγνώμην μοι ἔχετε ὅτι ἀγχίϲτροφα βουλεύομαι· φρενῶν τε γὰρ ἐϲ τὰ ἐμεωυτοῦ πρῶτα οὔκω ἀνήκω, καὶ οἱ παρηγορεόμενοι ἐκεῖνα ποιέειν οὐδένα χρόνον μευ ἀπέχονται. ἀκούϲαντι μέντοι μοι τῆϲ Ἀρταβάνου γνώμηϲ παραυτίκα μὲν ἡ νεότηϲ ἐπέζεϲε, ὥϲτε ἀεικέϲτερα ἀπορρῖψαι ἔπεα ἢ χρεόν· ἐϲ ἄνδρα πρεϲβύτερον νῦν μέντοι ϲυγγνοὺϲ χρήϲομαι τῇ ἐκείνου γνώμῃ.* (3) *ὡϲ ὦν μεταδεδογμένον μοι μὴ ϲτρατεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα, ἥϲυχοι ἔϲτε. Πέρϲαι μὲν ὡϲ ἤκουϲαν ταῦτα, κεχαρηκότεϲ προϲεκύνεον· νυκτὸϲ δὲ γενομένηϲ αὖτιϲ τὠυτὸ ὄνειρον τῷ* 14
Ξέρξῃ κατυπνωμένῳ ἔλεγε ἐπιϲτάν· Ὦ παῖ Δαρείου, καὶ δὴ φαίνεαι ἐν Πέρϲῃϲί τε ἀπειπάμενοϲ τὴν ϲτρατηλαϲίην καὶ τὰ ἐμὰ ἔπεα ἐν οὐδενὶ ποιεύμενοϲ λόγῳ ὡϲ παρ' οὐδενὸϲ ἀκούϲαϲ; εὖ νυν τόδ' ἴϲθι, ἤν περ μὴ αὐτίκα ϲτρατηλατέῃϲ, τάδε τοι ἐξ αὐτῶν ἀναϲχήϲει· ὡϲ καὶ μέγαϲ καὶ πολλὸϲ ἐγένεο ἐν ὀλίγῳ χρόνῳ, οὕτω καὶ ταπεινὸϲ ὀπίϲω κατὰ τάχοϲ ἔϲεαι. Ξέρξηϲ μὲν περιδεὴϲ γενόμενοϲ τῇ ὄψι ἀνά τε ἔδραμε 15
ἐκ τῆϲ κοίτηϲ καὶ πέμπει ἄγγελον Ἀρτάβανον καλέοντα. ἀπικομένῳ δέ οἱ ἔλεγε Ξέρξηϲ τάδε· Ἀρτάβανε, ἐγὼ τὸ παραυτίκα μὲν οὐκ ἐϲωφρόνεον εἴπαϲ ἐϲ ϲὲ μάταια ἔπεα χρηϲτῆϲ εἵνεκα ϲυμβουλίηϲ· (2) *μετὰ μέντοι οὐ πολλὸν*

304 *εἴπαντα* d: *εἰπόντα* A   305 *ὀνείρου* d: *οὐνείρου* A   306 *τοὺϲ* <*αὐτοὺϲ*> D, <*αὐτοὺϲ τοὺϲ*> r   *ἔλεγε* d: *ἔλεξε* A   309 *οὔκω* d: *οὔπω* A   *παρηγορεόμενοι* A: *-ρεύμενοι* d   310 *μέντοι*] *μὲν δὴ* Bekker   312 *ἢ χρέον* huc traiecit Wilson: post *πρεϲβύτερον* praebent codd.: del. Naber   *χρεόν* A: *χρεών* d   314 *μεταδεδογμένον* d: *-νων* A   315 *κεχαρηκότεϲ* AD^{ac}r: *-ηότεϲ* D^{pc}V   316 *προϲεκύνεον* Ar: *-κύνηϲαν* D   317 *ἔλεγε* post *ὄνειρον* traiecit d   *ἐπιϲτάν* Ar: *ἀπιϲτᾶν* D   319 *ποιεύμενοϲ* d: *ποιηϲάμενοϲ* A   320 *αὐτίκα* Ar: *αὐτὸϲ* D   321 *πολλὸϲ* A: *πολὺϲ* d   323 *γενόμενοϲ* d: *ἐγένετο* A   *ὄψι* edd.: *ὄψει*   324 *ἄγγελον* <*ἐπὶ*> A, quo recepto *καλέοντα* del. Valckenaer   325 *οἱ* A: om. d   *ἔλεγε* Ar: *ἔλεξε* DSV   326 *ἐϲωφρόνεον* d: *ἐφρόνεον* A   *ἐϲ* d: om. A   327 *εἵνεκα* A: *εἵνεκε(ν)* d   *ϲυμβουλίηϲ* A: *-λῆϲ* d

χρόνον μετέγνων, ἔγνων δὲ ταῦτά μοι ποιητέα ἐόντα τὰ cὺ ὑπεθήκαο. οὐκ ὦν δυνατόc τοί εἰμι ταῦτα βουλόμενος ποιέειν· τετραμμένῳ γὰρ δὴ καὶ μετεγνωκότι ἐπιφοιτῶν ὄνειρον φαντάζεταί μοι, οὐδαμῶc cυνέπαινον ἐὸν ποιέειν με ταῦτα· νῦν δὲ καὶ διαπειλῆcαν οἴχεται. (3) εἰ ὦν θεόc ἐcτι ὁ ἐπιπέμπων καί οἱ πάντωc ἐν ἡδονῇ ἐcτι γενέcθαι cτρατηλαcίην ἐπὶ τὴν Ἑλλάδα, ἐπιπτήcεται καὶ coὶ τὠυτὸ τοῦτο ὄνειρον, ὁμοίωc καὶ ἐμοὶ ἐντελλόμενον. εὑρίcκω δὲ ὧδε ἂν γινόμενα ταῦτα, εἰ λάβοιc τὴν ἐμὴν cκευὴν πᾶcαν καὶ ἐνδὺc μετὰ τοῦτο ἵζοιο ἐc τὸν ἐμὸν θρόνον καὶ ἔπειτα ἐν κοίτῃ τῇ
16 ἐμῇ κατυπνώcειαc. Ξέρξηc μὲν ταῦτά οἱ ἔλεγε, Ἀρτάβανοc δὲ οὐ τῷ πρώτῳ οἱ κελεύcματι πειθόμενοc, οἷα οὐκ ἀξιεύμενοc ἐc τὸν βαcιλήιον θρόνον ἵζεcθαι, τέλοc ὡc ἠναγκάζετο εἴπαc τάδε ἐποίεε τὸ κελευόμενον· (α) Ἴcον ἐκεῖνο, ὦ βαcιλεῦ, παρ' ἐμοὶ κέκριται, φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηcτὰ ἐθέλειν πείθεcθαι· τὰ cὲ καὶ ἀμφότερα περιήκοντα ἀνθρώπων κακῶν ὁμιλίαι cφάλλουcι, κατά περ τὴν πάντων χρηcιμωτάτην ἀνθρώποιcι θάλαccαν πνεύματά φαcι ἀνέμων ἐμπίπτοντα οὐ περιορᾶν φύcι τῇ ἑωυτῆc χρᾶcθαι. (2) ἐμὲ δὲ ἀκούcαντα πρὸc cεῦ κακῶc οὐ τοcοῦτο ἔδακε λύπη, ὅcον γνωμέων δύο προκειμένων Πέρcῃcι, τῆc μὲν ὕβριν αὐξανούcηc, τῆc δὲ καταπαυούcηc καὶ λεγούcηc ὡc κακὸν εἴη διδάcκειν τὴν ψυχὴν πλέον τι δίζηcθαι αἰεὶ ἔχειν τοῦ παρεόντοc, τοιουτέων προκειμένων γνωμέων ὅτι τὴν cφαλερωτέρην cεωυτῷ τε καὶ Πέρcῃcι ἀναιρέο. (β) νῦν ὦν, ἐπειδὴ τέτραψαι ἐπὶ τὴν ἀμείνω,

329 ποιέειν βουλόμενοc d 330 δὴ d: om. A ἐπιφοιτῶν A: ἐπίφοιτον d 331 cυνέπαινον ἐὸν d: cυνεπαινέον A 332 διαπειλῆcαν A: δὴ ἀπειλῆcαν d 333 cτρατηλαcίην d: -λατέειν A 335 ὁμοίωc <ὡc> d ἂν γινόμενα A: ἀναγινόμενα d 339 τῷ et οἱ d: om. A κελεύcματι d: κελεύματι A πειθόμενοc] πιθ- Van Herwerden 346 φύcι edd.: φύcει Ad χρᾶcθαι d: χρῆcθαι A 347 τοcοῦτο AD: -ον r 348 προκειμένων d: -μενέων A αὐξανούcηc A: αὐξούcηc d 349 τὴν ψυχὴν διδάcκειν d 350 τοιουτέων A: τουτέων d 351 προκειμένων S: -μενέων d: προcκειμενέων A cφαλερωτέρην A: -τάτην d 352 τέτραψαι A: τετράφθαι d

φήϲ τοι μετιέντι τὸν ἐπ' Ἕλληνας ϲτόλον ἐπιφοιτᾶν ὄνειρον θεοῦ τινος πομπῇ, οὐκ ἐῶντά ϲε καταλύειν τὸν ϲτόλον. (2) ἀλλ' οὐδὲ ταῦτά ἐϲτι, ὦ παῖ, θεῖα· ἐνύπνια γὰρ τὰ ἐϲ ἀνθρώπουϲ πεπλανημένα τοιαῦτά ἐϲτι οἷά ϲε ἐγὼ διδάξω, ἔτεϲι ϲεῦ πολλοῖϲι πρεϲβύτεροϲ ἐών· πεπλανῆϲθαι αὗται μάλιϲτα ἐώθαϲι αἱ ὄψιεϲ τῶν ὀνειράτων, τά τιϲ ἡμέρηϲ φροντίζει· ἡμεῖϲ δὲ τὰϲ πρὸ τοῦ ἡμέραϲ ταύτην τὴν ϲτρατηλαϲίην καὶ τὸ κάρτα εἴχομεν μετὰ χεῖραϲ. (γ) εἰ δὲ ἄρα μή ἐϲτι τοῦτο τοιοῦτο οἷον ἐγὼ διαιρέω, ἀλλά τι τοῦ θείου μετέχον, ϲὺ πᾶν αὐτὸϲ ϲυλλαβὼν εἴρηκαϲ· φανήτω γὰρ δὴ καὶ ἐμοί, ὡϲ καὶ ϲοί, διακελευόμενον. φανῆναι δὲ οὐδὲν μᾶλλόν μοι ὀφείλει ἔχοντι τὴν ϲὴν ἐϲθῆτα ἢ οὐ καὶ τὴν ἐμήν, οὐδέ τι μᾶλλον ἐν κοίτῃ τῇ ϲῇ ἀναπαυομένῳ ἢ οὐ καὶ ἐν τῇ ἐμῇ, εἴ πέρ γε καὶ ἄλλωϲ ἐθέλει φανῆναι. (2) οὐ γὰρ δὴ ἐϲ τοϲοῦτό γε εὐηθίηϲ ἀνήκει τοῦτο, ὅ τι δή κοτέ ἐϲτι τὸ ἐπιφαινόμενόν τοι ἐν τῷ ὕπνῳ, ὥϲτε δόξει ἐμὲ ὁρῶν ϲὲ εἶναι, τῇ ϲῇ ἐϲθῆτι τεκμαιρόμενον. εἰ δὲ ἐμὲ μὲν ἐν οὐδενὶ λόγῳ ποιήϲεται οὐδὲ ἀξιώϲει ἐπιφανῆναι, οὔτε ἢν τὴν ἐμὴν ἐϲθῆτα ἔχω οὔτε ἢν τὴν ϲήν, ϲὲ δὲ ἐπιφοιτήϲει, τοῦτο ἤδη μαθητέον ἔϲται· εἰ γὰρ δὴ ἐπιφοιτήϲει γε ϲυνεχέωϲ, φαίην ἂν καὶ αὐτὸϲ θεῖον εἶναι. (3) εἰ δέ τοι οὕτω δεδόκηται γίνεϲθαι καὶ οὐκ οἷά τε αὐτὸ παρατρέψαι, ἀλλ' ἤδη δεῖ ἐμὲ ἐν κοίτῃ τῇ ϲῇ κατυπνῶϲαι, φέρε, τούτων ἐξ ἐμεῦ ἐπιτελευμένων φανήτω καὶ ἐμοί. μέχρι
δὲ τούτου τῇ παρεούϲῃ γνώμῃ χρήϲομαι. τοϲαῦτα εἴπαϲ 17
Ἀρτάβανοϲ, ἐλπίζων Ξέρξην ἀποδέξειν λέγοντα οὐδέν, ἐποίεε τὸ κελευόμενον· ἐνδὺϲ δὲ τὴν Ξέρξεω ἐϲθῆτα καὶ ἱζόμενοϲ ἐϲ τὸν βαϲιλήιον θρόνον ὡϲ μετὰ ταῦτα κοῖτον ἐποιέετο, ἦλθέ οἱ

355 θεῖα ὦ παῖ d 357 αὗται Y, Reiske: αὐταὶ 358 αἱ et τῶν A: om. d 361 τοιοῦτο AS: -ον d θείου Schweighäuser: θεοῦ 362 αὐτὸϲ r: αὐτὸ AD δὴ A: om. d 364 οὐ καὶ Schaefer: οὐκὶ A: οὐχὶ d 366 τοϲοῦτο AD: -ον r 367 κοτε A: om. d τοι A: ϲοι d 371 ϲὲ δὲ d: οὐδὲ A ἔϲται A: ἐϲτί(ν) d 374 δεῖ ἐμὲ Schaefer: ἢ ἐμὲ A: ἵημι d 376 εἴπαϲ <ὁ> d 378 ἱζόμενοϲ A: ἑζ- d

κατυπνωμένῳ τὠυτὸ ὄνειρον τὸ καὶ παρὰ Ξέρξην ἐφοίτα, ὑπερςτὰν δὲ τοῦ Ἀρταβάνου εἶπε τάδε· (2) Cὺ δὴ κεῖνος εἶς ὁ ἀποςπεύδων Ξέρξην ςτρατεύεςθαι ἐπὶ τὴν Ἑλλάδα ὡς δὴ κηδόμενος αὐτοῦ; ἀλλ' οὔτε ἐς τὸ μετέπειτα οὔτε ἐς τὸ παραυτίκα {νῦν} καταπροΐξεαι ἀποτρέπων τὸ χρεὸν γενέςθαι, Ξέρξην δὲ τὰ δεῖ ἀνηκουςτέοντα παθεῖν, αὐτῷ ἐκείνῳ
18 δεδήλωται. ταῦτά τε δὴ ἐδόκεε Ἀρτάβανος τὸ ὄνειρον ἀπειλέειν καὶ θερμοῖςι ςιδηρίοιςι ἐκκαίειν αὐτοῦ μέλλειν τοὺς ὀφθαλμούς. καὶ ὃς ἀμβώςας μέγα ἀναθρῴςκει καὶ παριζόμενος Ξέρξῃ, ὡς τὴν ὄψιν οἱ τοῦ ἐνυπνίου διεξῆλθε ἀπηγεόμενος, δεύτερά οἱ λέγει τάδε· (2) Ἐγὼ μέν, ὦ βαςιλεῦ, οἷα ἄνθρωπος ἰδὼν ἤδη πολλά τε καὶ μεγάλα πεςόντα πρήγματα ὑπὸ ἡςςόνων, οὐκ ἔων ςε τὰ πάντα τῇ ἡλικίῃ εἴκειν, ἐπιςτάμενος ὡς κακὸν εἴη τὸ πολλῶν ἐπιθυμέειν, μεμνημένος μὲν τὸν ἐπὶ Μαςςαγέτας Κύρου ςτόλον ὡς ἔπρηξε, μεμνημένος δὲ καὶ τὸν ἐπ' Αἰθίοπας τὸν Καμβύςεω, ςυςτρατευςάμενος δὲ καὶ Δαρείῳ ἐπὶ Cκύθας. (3) ἐπιςτάμενος ταῦτα γνώμην εἶχον ἀτρεμίζοντά ςε μακαριςτὸν εἶναι πρὸς πάντων ἀνθρώπων. ἐπεὶ δὲ δαιμονίη τις γίνεται ὁρμή, καὶ Ἕλληνας, ὡς οἶκε, φθορή τις καταλαμβάνει θεήλατος, ἐγὼ μὲν καὶ αὐτὸς τράπομαι καὶ τὴν γνώμην μετατίθεμαι, ςὺ δὲ ςήμηνον μὲν Πέρςῃςι τὰ ἐκ τοῦ θεοῦ πεμπόμενα, χρᾶςθαι δὲ κέλευε τοῖςι ἐκ ςέο πρώτοιςι προειρημένοιςι ἐς τὴν παραςκευήν, ποίεε δὲ αὐτὸς ὅκως τοῦ θεοῦ παραδιδόντος τῶν ςῶν ἐνδεήςει μηδέν. (4) τούτων λεχθέντων, ἐνθαῦτα

380 Ξέρξην A: Ξέρξεα d 381 τάδε d: ἄρα A 384 del. Cobet 385 παθεῖν d: -έειν A 386 τε δὴ edd.: δὴ A: τε d τὸ A: τὸν d 388 ἀναθρῴςκει d: ἀνθ- A 394 μεμνημένος d: μιμνηςκόμενος A 395 τὸν^{2} Ar: τοῦ D 396 ςυςτρατευςάμενος Stein: -ευόμενος ἐπιςτάμενος <ὤν> Nor^{mg} 399 οἶκε Y, edd.: ἔοικε Ad καταλαμβάνει τις φθορὴ A 400 καὶ ... μετατίθεμαι Ar: om. D 401 μὲν Ar: om. D χρᾶςθαι A: χρῆςθαι d 402 ςέο A: ςεῦ d 403 αὐτὸς Pingel: οὕτως 404 ἐνδεήςει d: -ήςῃ A τούτων <δὲ> A

ἐπαρθέντες τῇ ὄψι, ὡς ἡμέρη ἐγένετο τάχιστα, Ξέρξης τε
ὑπερετίθετο ταῦτα Πέρσῃσι καὶ Ἀρτάβανος, ὃς πρότερον
ἀποσπεύδων μοῦνος ἐφαίνετο, τότε ἐπισπεύδων φανερὸς ἦν.
Ὁρμημένῳ δὲ Ξέρξῃ στρατηλατέειν μετὰ ταῦτα τρίτη ὄψις 19
ἐν τῷ ὕπνῳ ἐγένετο, τὴν οἱ μάγοι ἔκριναν ἀκούσαντες φέρειν
τε ἐπὶ πᾶσαν γῆν δουλεύσειν τέ οἱ πάντας ἀνθρώπους. ἡ δὲ
ὄψις ἦν ἥδε· ἐδόκεε ὁ Ξέρξης ἐστεφανῶσθαι ἐλαίης θαλλῷ,
ἀπὸ δὲ τῆς ἐλαίης τοὺς κλάδους γῆν πᾶσαν ἐπισχεῖν, μετὰ
δὲ ἀφανισθῆναι περὶ τῇ κεφαλῇ κείμενον τὸν στέφανον.
(2) κρινάντων δὲ ταύτῃ τῶν μάγων Περσέων τε τῶν
συλλεχθέντων αὐτίκα πᾶς ἀνὴρ ἐς τὴν ἀρχὴν τὴν ἑωυτοῦ
ἀπελάσας εἶχε προθυμίην πᾶσαν ἐπὶ τοῖσι εἰρημένοισι, θέλων
αὐτὸς ἕκαστος τὰ προκείμενα δῶρα λαβεῖν, καὶ Ξέρξης τοῦ
στρατοῦ οὕτως ἐπάγερσιν ποιέεται, χῶρον πάντα ἐρευνῶν
τῆς ἠπείρου. ἀπὸ γὰρ Αἰγύπτου ἁλώσιος ἐπὶ μὲν τέσσερα 20
ἔτεα πλήρεα παραρτέετο στρατιήν τε καὶ τὰ πρόσφορα τῇ
στρατιῇ, πέμπτῳ δὲ ἔτεϊ ἀνομένῳ ἐστρατηλάτεε χειρὶ
μεγάλῃ πλήθεος. (2) **στόλων γὰρ τῶν ἡμεῖς ἴδμεν πολλῷ δὴ
μέγιστος οὗτος ἐγένετο, ὥστε μήτε τὸν Δαρείου τὸν ἐπὶ
Σκύθας παρὰ τοῦτον μηδένα φαίνεσθαι μήτε τὸν Σκυθικόν,
ὅτε Σκύθαι Κιμμερίους διώκοντες ἐς τὴν Μηδικὴν χώρην
ἐσβαλόντες σχεδὸν πάντα τὰ ἄνω τῆς Ἀσίης καταστρεψάμε-
νοι ἐνέμοντο, τῶν εἵνεκεν ὕστερον Δαρεῖος ἐτιμωρέετο, μήτε
κατὰ τὰ λεγόμενα τὸν Ἀτρειδέων ἐς Ἴλιον μήτε τὸν Μυσῶν
τε καὶ Τευκρῶν τὸν πρὸ τῶν Τρωικῶν γενόμενον, οἳ
διαβάντες ἐς τὴν Εὐρώπην κατὰ Βόσπορον τούς τε Θρήικας

405 ὄψι A: ὄψει d 406 ὑπερετίθετο A: -θεε D: ὑπετίθεε r 408 ὁρμημένῳ A: ὡρ- d στρατηλατέειν A: στρατεύειν d 412 πᾶσαν A: om. d 413 τὸν ante περὶ fortasse traiciendum 414 ταύτῃ d: ταῦτα A 419 τέσσερα D: τέσσαρα Ar 420 παραρτέετο A: παρηρ- d 422–436 στόλων ... ποταμῶν additamentum auctoris agnovit Stein στόλων d: -ῳ A 424 μηδένα] μηδὲν Aldina 426 ἐσβαλόντες A: ἐμ- d 427 μήτε A: μὴ δὲ d 428 τὸν[1] AD[pc]: τῶν D[ac]r τὸν[2] A: τῶν d 429 τόν <τε> A 430 ἐς d: om. A

κατεστρέψαντο πάντας καὶ ἐπὶ τὸν Ἰόνιον πόντον κατέβησαν
μέχρι τε Πηνειοῦ ποταμοῦ τὸ πρὸς μεσαμβρίης ἤλασαν.
21 αὗται αἱ πᾶσαι, καὶ οὐδ' εἰ ἕτεραι πρὸς ταύτῃσι προσεγέ-
νοντο στρατηλασίαι, μιῆς τῆσδε οὐκ ἄξιαι. τί γὰρ οὐκ ἤγαγε
ἐκ τῆς Ἀσίης ἔθνος ἐπὶ τὴν Ἑλλάδα Ξέρξης; κοῖον δέ μιν
πινόμενον ὕδωρ οὐκ ἐπέλιπε, πλὴν τῶν μεγάλων ποταμῶν;**
(2) οἱ μὲν γὰρ νέας παρείχοντο, οἱ δὲ ἐς πεζὸν ἐτετάχατο,
τοῖσι δὲ ἵππος προσετέτακτο, τοῖσι δὲ ἱππαγωγὰ πλοῖα ἅμα
στρατευομένοισι, τοῖσι δὲ ἐς τὰς γεφύρας μακρὰς νέας
22 παρέχειν, τοῖσι δὲ σῖτά τε καὶ νέας. καὶ τοῦτο μέν, ὡς
προσπταισάντων τῶν πρώτων περιπλεόντων περὶ τὸν Ἄθων,
προετοιμάζετο ἐκ τριῶν ἐτέων κου μάλιστα ἐς τὸν Ἄθων· ἐν
γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ὅρμεον τριήρεες, ἐνθεῦτεν δὲ
ὁρμώμενοι ὤρυσσον ὑπὸ μαστίγων παντοδαποὶ τῆς στρατιῆς,
διάδοχοι δ' ἐφοίτων· ὤρυσσον δὲ καὶ οἱ περὶ τὸν Ἄθων
κατοικημένοι. (2) Βουβάρης δὲ ὁ Μεγαβάζου καὶ Ἀρταχαίης
ὁ Ἀρταίου ἄνδρες Πέρσαι ἐπεστάτεον τοῦ ἔργου. ὁ γὰρ Ἄθως
ἐστὶ ὄρος μέγα τε καὶ ὀνομαστόν, ἐς θάλασσαν κατῆκον,
οἰκημένον ὑπὸ ἀνθρώπων. τῇ δὲ τελευτᾷ ἐς τὴν ἤπειρον τὸ
ὄρος, χερσονησοειδές τέ ἐστι καὶ ἰσθμὸς ὡς δυώδεκα σταδίων·
πεδίον δὲ τοῦτο καὶ κολωνοὶ οὐ μεγάλοι ἐκ θαλάσσης τῆς
Ἀκανθίων ἐπὶ θάλασσαν τὴν ἀντίον Τορώνης. ἐνθαῦτα δὲ
λειμών ἐστι, ἵνα σφι ἀγορή τε ἐγίνετο καὶ πρητήριον· σῖτος δέ

432 τὸ Bekker: τοῦ μεσαμβρίης Ar: -ίην D 433 αἱ AD: οὐ r καὶ οὐδ' εἰ A: οὐδ' d προσεγένοντο Wilson post Blaydes: προσγενόμεναι A: γενόμεναι d 434 τί A: τίς d 435 Ξέρξης A: -η d μιν huc traiecit Wilson: post πινόμενον praebet A: om. d 438 ἅμα d: om. A: τοῖσι Madvig ἅμα στρατευομένοισι del. Van Herwerden 440 νέας] ποτά Blaydes 441 προσπταισάντων d: πταισάντων A πρώτων] πρότερον Mehler: προτέρων Naber Ἄθων AD^{pc}: Ἄθω d 442 προετοιμάζετο d: προη- A ἐκ A: πρὸ d κου A: καὶ d μάλιστα <τὰ> Schweighäuser 443 Ἐλαιοῦντι A: Ἐλεοῦντι d ὅρμεον τριήρεες A: ὥρ- τριήρεις d 447 Ἀρταίου A: Ἀρταχαίου d ἐπεστάτεον d: ἐπέστασαν A 449 ἀνθρώπων <βαρβάρων> vel <διγλώσσων> Macan 451 καὶ <οὐ> r 452–4 ἐνθαῦτα ... ἀληλεσμένος ex c. 23 (475) huc traiecit Wilson post Richards: post τὸ ἔργον praebent Ad δὲ d: om. A

ϲφι πολλὸϲ ἐφοίτα ἐκ τῆϲ Ἀϲίηϲ ἀληλεϲμένοϲ. (3) ἐν δὲ τῷ ἰϲθμῷ τούτῳ, ἐϲ τὸν τελευτᾷ ὁ Ἄθωϲ, Ϲάνη πόλιϲ Ἑλλὰϲ οἴκηται, αἱ δὲ ἐκτὸϲ Ϲάνηϲ, ἔϲω δὲ τοῦ Ἄθω οἰκημέναι, τὰϲ τότε ὁ Πέρϲηϲ νηϲιώτιδαϲ ἀντὶ ἠπειρωτίδων ὅρμητο ποιέειν, εἰϲὶ {δὲ} αἵδε, Δῖον, Ὀλόφυξοϲ, Ἀκρόθῳον, Θύϲϲοϲ, Κλεωναί. πόλιεϲ μὲν αὗται αἳ τὸν Ἄθων νέμονται, ὤρυϲϲον δὲ ὧδε 23
δαϲάμενοι τὸν χῶρον οἱ βάρβαροι κατὰ ἔθνεα. κατὰ Ϲάνην πόλιν ϲχοινοτενὲϲ ποιηϲάμενοι, ἐπείτε ἐγίνετο βαθέα ἡ διῶρυξ, οἱ μὲν κατώτατα ἑϲτεῶτεϲ ὤρυϲϲον, ἕτεροι δὲ παρεδίδοϲαν τὸν αἰεὶ ἐξορυϲϲόμενον χοῦν ἄλλοιϲι κατύπερθε ἑϲτεῶϲι ἐπὶ βάθρων, οἱ δ᾽ αὖ ἐκδεκόμενοι ἑτέροιϲι, ἕωϲ ἀπίκοντο ἐϲ τοὺϲ ἀνωτάτω· οὗτοι δὲ ἐξεφόρεόν τε καὶ ἐξέβαλλον. (2) τοῖϲι μέν νυν ἄλλοιϲι πλὴν Φοινίκων καταρρηγνύμενοι οἱ κρημνοὶ τοῦ ὀρύγματοϲ πόνον διπλήϲιον παρεῖχον· ἅτε γὰρ τοῦ τε ἄνω ϲτόματοϲ καὶ τοῦ κάτω τὰ αὐτὰ μέτρα ποιευμένων ἔμελλέ ϲφι τοιοῦτο ἀποβήϲεϲθαι. (3) οἱ δὲ Φοίνικεϲ ϲοφίην ἔν τε τοῖϲι ἄλλοιϲι ἔργοιϲι ἀποδείκνυνται καὶ δὴ καὶ ἐν ἐκείνῳ· ἀπολαχόντεϲ γὰρ μόριον ὅϲον αὐτοῖϲι ἐπέβαλλε, ὤρυϲϲον τὸ μὲν ἄνω ϲτόμα τῆϲ διώρυχοϲ ποιεῦντεϲ διπλήϲιον ἢ ὅϲην ἔδει αὐτὴν τὴν διώρυχα γενέϲθαι, προβαίνοντοϲ δὲ τοῦ ἔργου ϲυνῆγον αἰεί· κάτω τε δὴ ἐγίνετο καὶ ἐξιϲοῦτο τοῖϲι ἄλλοιϲι τὸ ἔργον. ὡϲ μέν <νυν> ἐμὲ 24
ϲυμβαλλόμενον εὑρίϲκειν, μεγαλοφροϲύνηϲ εἵνεκεν αὐτὸ Ξέρξηϲ ὀρύϲϲειν ἐκέλευε, ἐθέλων τε δύναμιν ἀποδείκνυϲθαι καὶ μνημόϲυνα λιπέϲθαι· παρεὸν γὰρ μηδένα πόνον λαβόνταϲ τὸν ἰϲθμὸν τὰϲ νέαϲ διειρύϲαι, ὀρύϲϲειν ἐκέλευε διώρυχα τῇ

454 ϲφι R: ϲφιν X: ϲφίϲι ADUSV   πολλὸϲ A: πολὺϲ d   456 ἐκτὸϲ R: ἐντὸϲ Ad   457 ὅρμητο RUX: ὥρ- ADSV   458 del. Nor   Θύϲϲοϲ d: -ον A   459 πόλιεϲ Nor^{pc}: -ειϲ d: -ιϲ A   αἳ del. Richards   461 ἐπείτε Stein: ἐπεὶ δὲ   ἐγίνετο A: ἐγέν- D   βαθέα A: βαθεῖα d   465 ἀπίκοντο] ἀπίκοιτο Stein   469 τοιοῦτο AD: -ον r   473 ὅϲην Van Herwerden: ὅϲον   474 τε Ar: δὲ D   475 suppl. Pingel   477 ἐθέλων A: θέλων d   479 τὸν] an <κατὰ> τὸν vel <διὰ> τοῦ (ἰϲθμοῦ)?

θαλάϲϲῃ εὖροϲ ὡϲ δύο τριήρεαϲ πλέειν ὁμοῦ ἐλαϲτρεομέναϲ. τοῖϲι δὲ αὐτοῖϲι τούτοιϲι τοῖϲί περ καὶ τὸ ὄρυγμα, προϲετέτακτο καὶ τὸν Ϲτρυμόνα ποταμὸν ζεύξανταϲ γεφυρῶϲαι.

25 ταῦτα μέν νυν οὕτωϲ ἐποίεε, παρεϲκευάζετο δὲ καὶ ὅπλα ἐϲ τὰϲ γεφύραϲ βύβλινά τε καὶ λευκολίνου, ἐπιτάξαϲ Φοίνιξί τε καὶ Αἰγυπτίοιϲι, καὶ ϲιτία τῇ ϲτρατιῇ καταβάλλειν, ἵνα μὴ λιμήνειε ἡ ϲτρατιὴ μηδὲ τὰ ὑποζύγια ἐλαυνόμενα ἐπὶ τὴν Ἑλλάδα. (2) ἀναπυθόμενοϲ δὲ τοὺϲ χώρουϲ καταβάλλειν ἐκέλευε ἵνα ἐπιτηδεότατον εἴη, ἄλλα ἄλλῃ ἀγινέονταϲ ὁλκάϲι τε καὶ πορθμηίοιϲι ἐκ τῆϲ Ἀϲίηϲ πανταχόθεν. τὸν δὴ ὦν πλεῖϲτον <ϲῖτον οἱ μὲν> ἐϲ Λευκὴν ἀκτὴν καλεομένην τῆϲ Θρηίκηϲ ἀγίνεον, οἱ δὲ ἐϲ Τυρόδιζαν τὴν Περινθίων, οἱ δὲ ἐϲ Δορίϲκον, οἱ δὲ ἐϲ Ἠιόνα τὴν ἐπὶ Ϲτρυμόνι, οἱ δὲ ἐϲ Μακεδονίην διατεταγμένοι.

26 Ἐν ᾧ δὲ οὗτοι τὸν προκείμενον πόνον ἐργάζοντο, ἐν τούτῳ ὁ πεζὸϲ ἅπαϲ ϲυλλελεγμένοϲ ἅμα Ξέρξῃ ἐπορεύετο ἐϲ Ϲάρδιϲ, ἐκ Κριτάλλων ὁρμηθεὶϲ τῶν ἐν Καππαδοκίῃ· ἐνθαῦτα γὰρ εἴρητο ϲυλλέγεϲθαι πάντα τὸν κατ' ἤπειρον μέλλοντα ἅμα αὐτῷ Ξέρξῃ πορεύεϲθαι ϲτρατόν. (2) ὃϲ μέν νυν τῶν ὑπάρχων ϲτρατὸν κάλλιϲτα ἐϲταλμένον ἀγαγὼν τὰ προκείμενα παρὰ βαϲιλέοϲ ἔλαβε δῶρα, οὐκ ἔχω φράϲαι· οὐδὲ γὰρ ἀρχὴν ἐϲ κρίϲιν τούτου πέρι ἐλθόνταϲ οἶδα. (3) οἱ δὲ ἐπείτε διαβάντεϲ τὸν Ἅλυν ποταμὸν ὡμίληϲαν τῇ Φρυγίῃ, δι' αὐτῆϲ πορευόμενοι παρεγένοντο ἐϲ Κελαινάϲ, ἵνα πηγαὶ ἀναδιδοῦϲι Μαιάνδρου ποταμοῦ καὶ ἑτέρου οὐκ ἐλάϲϲονοϲ ἢ Μαιάνδρου, τῷ οὔνομα τυγχάνει ἐὸν Καταρρήκτηϲ, ὃϲ ἐξ αὐτῆϲ τῆϲ

481 αὐτοῖϲι δὲ d   483 νυν A: om. d   παρεϲκευάζετο d: -οντο A   485 καταβάλλειν] κατέβαλλε Powell   487 δὲ <ἐπὶ> d   488 ἐπιτηδεότατον AD[pc]: -την d: -τωϲ S   ἄλλα A: ἄλλον d   489 τὸν δὴ ὦν πλεῖϲτον A: τὴν δὲ ὦν πλείϲτην d   490 suppl. Stein   καλεομένην A: -μενον d   491 Θρηίκηϲ d: -κίηϲ A   494 πόνον ἐργάζοντο A: πόρον εἰργάζοντο d   500 γὰρ d: om. A   501 πέρι ἐλθόνταϲ A: περιελθόντοϲ d   503 παρεγένοντο d: ἀπίκοντο A   504 ἢ Ar: καὶ D

ἀγορῆϲ τῆϲ Κελαινέων ἀνατέλλων ἐϲ τὸν Μαίανδρον ἐκδιδοῖ·
ἐν τῇ καὶ ὁ τοῦ Ϲιληνοῦ Μαρϲύεω ἀϲκὸϲ {ἐν τῇ πόλι} ἀνα-
κρέμαται, τὸν {ὑπὸ} Φρυγῶν λόγοϲ ἔχει ὑπὸ Ἀπόλλωνοϲ
ἐκδαρέντα ἀνακρεμαϲθῆναι. ἐν ταύτῃ τῇ πόλι ὑποκατήμενοϲ 27
Πύθιοϲ ὁ Ἄτυοϲ ἀνὴρ Λυδὸϲ ἐξείνιϲε τήν <τε> βαϲιλέοϲ
ϲτρατιὴν πᾶϲαν ξεινίοιϲι μεγίϲτοιϲι καὶ αὐτὸν Ξέρξην,
χρήματά τε ἐπαγγέλλετο βουλόμενοϲ ἐϲ τὸν πόλεμον παρ-
έχειν. (2) ἐπαγγελλομένου δὲ χρήματα Πυθίου εἴρετο Ξέρξηϲ
Περϲέων τοὺϲ παρεόνταϲ τίϲ τε ἐὼν ἀνδρῶν Πύθιοϲ καὶ κόϲα
χρήματα ἐκτημένοϲ ἐπαγγέλλοιτο ταῦτα. οἱ δὲ εἶπαν· Ὦ
βαϲιλεῦ, οὗτόϲ ἐϲτι ὅϲ τοι τὸν πατέρα Δαρεῖον ἐδωρήϲατο
τῇ πλατανίϲτῳ τῇ χρυϲέῃ καὶ τῇ ἀμπέλῳ· ὃϲ καὶ νῦν ἐϲτι
πρῶτοϲ ἀνθρώπων πλούτῳ τῶν ἡμεῖϲ ἴδμεν μετὰ ϲέ.
θωμάϲαϲ δὲ τῶν ἐπέων τὸ τελευταῖον Ξέρξηϲ αὐτὸν δεύτερα 28
εἴρετο Πύθιον ὁκόϲα οἱ εἴη χρήματα. ὁ δὲ εἶπε· Ὦ βαϲιλεῦ,
οὔτε ϲε ἀποκρύψω οὔτε ϲκήψομαι τὸ μὴ εἰδέναι τὴν
ἐμεωυτοῦ οὐϲίην, ἀλλ' ἐπιϲτάμενόϲ τοι ἀτρεκέωϲ καταλέξω.
(2) ἐπείτε γὰρ τάχιϲτά ϲε ἐπυθόμην ἐπὶ θάλαϲϲαν καταβαί-
νοντα τὴν Ἑλληνίδα, βουλόμενόϲ τοι δοῦναι ἐϲ τὸν πόλεμον
χρήματα ἐξέμαθον, καὶ εὗρον λογιζόμενοϲ ἀργυρίου μὲν δύο
χιλιάδαϲ ἐούϲαϲ μοι ταλάντων, χρυϲίου δὲ τετρακοϲίαϲ
μυριάδαϲ ϲτατήρων Δαρεικῶν, ἐπιδεούϲαϲ ἑπτὰ χιλιάδων. (3)
καὶ τούτοιϲί ϲε ἐγὼ δωρέομαι· αὐτῷ δέ μοι ἀπὸ ἀνδραπόδων
τε καὶ γεωπέδων ἀρκέων ἐϲτὶ βίοϲ. ὁ μὲν ταῦτα ἔλεγε,
Ξέρξηϲ δὲ ἡϲθεὶϲ τοῖϲι εἰρημένοιϲι εἶπε· Ξεῖνε Λυδέ, ἐγὼ 29

507 ἐν τῇ] ἔνθα Blaydes Ϲιληνοῦ AD: Ϲειλ- r Μαρϲύεω d: -ύου A del. Valckenaer: ἐν πίτυϊ Emperius 508 del. Wilson 509 ὑποκατήμενοϲ D: ὑποκαθ- Ar 510 ὁ Ἄτυοϲ r: ὁ Ἄϲτυοϲ D: Ἀτρέοϲ A suppl. Stein 511 Ξέρξην A: Ξέρξεα d 515 ἐκτημένοϲ Stein: κεκτημένοϲ ἐπαγγέλλοιτο A: -έλοιτο r: -έλλετο D 517 τῇ¹ <τε> Stein χρυϲέῃ Ar: χρυϲῇ D 519 τὸ τελευταῖον τῶν ἐπέων d αὐτὸν Pingel: αὐτόϲ: αὖτιϲ Krüger 520 an delendum Πύθιον? 523 ἐπυθόμην τάχιϲτά ϲε d 526 μοι ἐούϲαϲ d χρυϲίου d: χρυϲοῦ A τετρακοϲίαϲ μυριάδαϲ] an τετρακιϲμυρίαϲ? 527 χιλιάδων d: -δέων A 528 ϲε AD: γε r 529 γεωπέδων d: -πεδίων A

ἐπείτε ἐξῆλθον τὴν Περcίδα χώρην, οὐδενὶ ἀνδρὶ cυνέμειξα ἐc τόδε ὅcτιc ἠθέληcε ξείνια προθεῖναι cτρατῷ τῷ ἐμῷ, οὐδὲ ὅcτιc ἐc ὄψιν τὴν ἐμὴν καταcτὰc αὐτεπάγγελτοc ἐc τὸν πόλεμον ἐμοὶ ἠθέληcε cυμβαλέcθαι χρήματα, ἔξω cεῦ. cὺ δὲ καὶ ἐξείνιcαc μεγάλωc cτρατὸν τὸν ἐμὸν καὶ χρήματα μεγάλα ἐπαγγέλλεαι. (2) *coὶ ὦν ἐγὼ ἀντὶ αὐτῶν γέρεα τοιάδε δίδωμι· ξεῖνόν τέ cε ποιεῦμαι ἐμὸν καὶ τὰc τετρακοcίαc μυριάδαc τοι τῶν cτατήρων ἀποπλήcω παρ' ἐμεωυτοῦ δοὺc τὰc ἑπτὰ χιλιάδαc, ἵνα μή τοι ἐπιδευέεc ἔωcι αἱ τετρακόcιαι μυριάδεc ἑπτὰ χιλιάδων, ἀλλὰ ᾖ τοι ἀπαρτιλογίη ὑπ' ἐμέο πεπληρωμένη.* (3) *ἔκτηcό τε αὐτὸc τά περ αὐτὸc ἐκτήcαο, ἐπίcταcό τε εἶναι αἰεὶ τοιοῦτοc· οὐ γάρ τοι ταῦτα ποιεῦντι οὔτε ἐc τὸ παρεὸν οὔτε ἐc χρόνον μεταμελήcει.*

30 *Ταῦτα δὲ εἴπαc καὶ ἐπιτελέα ποιήcαc ἐπορεύετο τὸ πρόcω αἰεί. Ἄναυα δὲ καλεομένην Φρυγῶν πόλιν παραμειβόμενοc καὶ λίμνην ἐκ τῆc ἅλεc γίνονται, ἀπίκετο ἐc Κολοccὰc πόλιν μεγάλην Φρυγίηc· ἐν τῇ Λύκοc ποταμὸc ἐc χάcμα γῆc ἐcβάλλων ἀφανίζεται· ἔπειτα διὰ cταδίων ὡc πέντε μάλιcτά κῃ ἀναφαινόμενοc ἐκδιδοῖ καὶ οὗτοc ἐc τὸν Μαίανδρον.* (2) *ἐκ δὲ Κολοccέων ὁ cτρατὸc ὁρμώμενοc ἐπὶ τοὺc οὔρουc τῶν Φρυγῶν τε καὶ Λυδῶν ἀπίκετο ἐc Κύδραρα πόλιν, ἔνθα cτήλη καταπεπηγυῖα, cταθεῖcα δὲ ὑπὸ Κροίcου, καταμηνύει διὰ γραμμάτων τοὺc οὔρουc.*

31 *ὡc δὲ ἐκ τῆc Φρυγίηc ἐcέβαλε ἐc τὴν Λυδίην, cχιζομένηc τῆc ὁδοῦ καὶ τῆc μὲν ἐc ἀριcτερὴν ἐπὶ Καρίηc φερούcηc, τῆc δὲ ἐc δεξιὴν ἐc Cάρδιc, τῇ καὶ*

535 *ἐξείνιcαc* A: *ξείνιcαc* d 536 *μεγάλα* r: om. A: *με μεγάλα* D *τοιάδε* Ar: *τοιαῦτα* D 538, 539 *τοι* A: om. d 539 *ἐπιδευέεc* d: *ἐπιδεέεc* A 540 *ἑπτὰ χιλιάδων* del. Stein *ἐμέο* AD[pc]: *ἐμέω* d 541 *ἔκτηcο* Stein: *κέκτηcο* *αὐτὸc*[2] A: om. d 542 *τοι ταῦτα* A: *τοιαῦτα* d 544–5 *αἰεὶ τὸ πρόcω* d 545 *παραμειβόμενοc*] *παραμειψάμενοc* Van Herwerden 546 *ἐκ τῆc* d: *ἐξ ἧc* A 547 *μεγάλην* A: om. d 548 *ἐcβάλλων* A: *ἐμ-* D: *ἐμβαλὼν* r 550 *οὔρουc* d: *ὅρουc* A 551 *τε* D: om. Ar *Λυδῶν καὶ Φρυγῶν* d *Κύδραρα* A: *Κύδρα* d *ἔνθα* <*ἡ*> d 554 *μὲν* AD: om. r *ἐc* A: *ἐπ'* d

πορευομένῳ διαβῆναι τὸν Μαίανδρον ποταμὸν πᾶϲα ἀνάγκη γίνεται καὶ ἰέναι παρὰ Καλλάτηβον πόλιν, ἐν τῇ ἄνδρεϲ δημιοργοὶ μέλι ἐκ μυρίκηϲ τε καὶ πυροῦ ποιεῦϲι, ταύτην ἰὼν ὁ Ξέρξηϲ τὴν ὁδὸν εὗρε πλατάνιϲτον, τὴν κάλλεοϲ εἵνεκα δωρηϲάμενοϲ κόϲμῳ χρυϲέῳ καὶ μελεδωνῷ ἀθανάτῳ ἀνδρὶ ἐπιτρέψαϲ δευτέρῃ ἡμέρῃ ἀπίκετο ἐϲ τῶν Λυδῶν τὸ ἄϲτυ.
ἀπικόμενοϲ δὲ ἐϲ Ϲάρδιϲ πρῶτα μὲν ἀπέπεμπε κήρυκαϲ ἐϲ 32
τὴν Ἑλλάδα αἰτήϲονταϲ γῆν τε καὶ ὕδωρ καὶ προερέονταϲ δεῖπνα βαϲιλέϊ παραϲκευάζειν· πλὴν οὔτε ἐϲ Ἀθήναϲ οὔτε ἐϲ Λακεδαίμονα ἀπέπεμπε ἐπὶ γῆϲ αἴτηϲιν, τῇ δὲ ἄλλῃ πάντῃ. τῶνδε δὲ εἵνεκα τὸ δεύτερον ἀπέπεμπε ἐπὶ γῆν τε καὶ ὕδωρ· ὅϲοι πρότερον οὐκ ἔδοϲαν Δαρείῳ πέμψαντι, τούτουϲ πάγχυ ἐδόκεε τότε δείϲανταϲ δώϲειν· βουλόμενοϲ ὦν αὐτὸ τοῦτο ἐκμαθεῖν ἀτρεκέωϲ ἔπεμπε.

Μετὰ δὲ ταῦτα παρεϲκευάζετο ὡϲ ἐλῶν ἐϲ Ἄβυδον. οἱ δὲ 33
ἐν τούτῳ τὸν Ἑλλήϲποντον ἐζεύγνυϲαν ἐκ τῆϲ Ἀϲίηϲ ἐϲ τὴν Εὐρώπην. ἔϲτι δὲ τῆϲ Χερϲονήϲου τῆϲ ἐν Ἑλληϲπόντῳ, Ϲηϲτοῦ τε πόλιοϲ μεταξὺ καὶ Μαδύτου, ἀκτὴ τρηχέα ἐϲ θάλαϲϲαν κατήκουϲα Ἀβύδῳ καταντίον, ἔνθα μετὰ ταῦτα, χρόνῳ ὕϲτερον οὐ πολλῷ, ἐπὶ Ξανθίππου τοῦ Ἀρίφρονοϲ ϲτρατηγοῦ Ἀθηναίων, Ἀρταΰκτην ἄνδρα Πέρϲην λαβόντεϲ Ϲηϲτοῦ ὕπαρχον ζῶντα πρὸϲ ϲανίδα διεπαϲϲάλευϲαν, ὃϲ καὶ ἐϲ τοῦ Πρωτεϲίλεω τὸ ἱρὸν ἐϲ Ἐλαιοῦντα ἀγινεόμενοϲ γυναῖκαϲ ἀθέμιϲτα ἔρδεϲκε. ἐϲ ταύτην ὦν τὴν ἀκτὴν ἐξ Ἀβύδου 34
ὁρμώμενοι ἐγεφύρουν τοῖϲι προϲέκειτο, τὴν μὲν λευκολίνου

557 *Καλλάτηβον* AD: *-τιβον* r: *-τιον* SV 558 *δημιοργοὶ* edd.: *δημιοεργοὶ καὶ* <*ἐκ*> d *ποιεῦϲι* A: *ποιέουϲι* d 559 *εἵνεκα* A: *εἶναι* d 560 *ἀνδρὶ* del. Pingel, ante *μελεδωνῷ* traiecit Stein 566 *δὲ* d: om. A *τὸ δεύτερον* A: om. d 567 *ἔδοϲαν* A: *ἔπεμψαν* d 568 *τότε* <*γε*> Naber 569 *ἀτρεκέωϲ* Van Herwerden, Stein: *ἀκριβῶϲ* A: om. d 573 *τε* A: om. d *Μαδύτου* A: *Ἀβύδου* d *τρηχέα* Abicht: *τε τραχέα* r: *παχέα* A: *τε παχέα* D^{ac} (*ταχ-* D^{pc}): *πλατέα* Stein 574 *Ἀβύδῳ*] *Ἀβύδου* M, Krüger 576 *Ἀθηναίων*] *Ἀθηναῖοι* Stein 577 *διεπαϲϲάλευϲαν* A: *προϲδι-* d *τοῦ* Ar: *τοῦτο* D 578 *ἱρὸν* r: *ἱερὸν* AD *Ἐλαιοῦντα* A: *Ἐλεοῦντα* d 579 *ἀθέμιϲτα* A: *ἀθέμιτα ἔργα* d 580 *ὁρμώμενοι* A: *ὡρ-* d

Φοίνικεϲ, τὴν δ' ἑτέρην τὴν βυβλίνην Αἰγύπτιοι. ἔϲτι δὲ ἑπτὰ ϲτάδιοι ἐξ Ἀβύδου ἐϲ τὴν ἀπαντίον. καὶ δὴ ἐζευγμένου τοῦ πόρου ἐπιγενόμενοϲ χειμὼν μέγαϲ ϲυνέκοψέ τε ἐκεῖνα πάντα
35 *καὶ διέλυϲε. ὡϲ δ' ἐπύθετο Ξέρξηϲ, δεινὰ ποιεύμενοϲ τὸν Ἑλλήϲποντον ἐκέλευϲε τριηκοϲίαϲ ἐπικέϲθαι μάϲτιγι πληγὰϲ καὶ κατεῖναι ἐϲ τὸ πέλαγοϲ πεδέων ζεῦγοϲ. ἤδη δὲ ἤκουϲα ὡϲ καὶ ϲτιγέαϲ ἅμα τούτοιϲι ἀπέπεμψε ϲτίξονταϲ τὸν Ἑλλήϲποντον.* (2) *ἐνετέλλετο δὲ ὦν ῥαπίζονταϲ λέγειν βάρβαρά τε καὶ ἀτάϲθαλα· Ὦ πικρὸν ὕδωρ, δεϲπότηϲ τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκηϲαϲ οὐδὲν πρὸϲ ἐκείνου ἄδικον παθόν. καὶ βαϲιλεὺϲ μὲν Ξέρξηϲ διαβήϲεταί ϲε, ἤν τε ϲύ γε βούλῃ ἤν τε μή· ϲοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶϲ ἀνθρώπων θύει ὡϲ ἐόντι καὶ θολερῷ καὶ ἁλμυρῷ ποταμῷ.* (3) *τήν τε δὴ θάλαϲϲαν ἐνετέλλετο τούτοιϲι ζημιοῦν καὶ τῶν ἐπεϲτεώτων*
36 *τῇ ζεύξι τοῦ Ἑλληϲπόντου ἀποταμεῖν τὰϲ κεφαλάϲ. καὶ οἳ μὲν ταῦτα ἐποίεον τοῖϲι προϲέκειτο αὕτη ἡ ἄχαριϲ τιμή, τὰϲ δὲ ἄλλοι ἀρχιτέκτονεϲ ἐζεύγνυϲαν· ἐζεύγνυϲαν δὲ ὧδε· πεντηκοντέρουϲ καὶ τριήρεαϲ ϲυνθέντεϲ, ὑπὸ μὲν τὴν πρὸϲ τοῦ Εὐξείνου Πόντου ἑξήκοντά τε καὶ τριηκοϲίαϲ, ὑπὸ δὲ τὴν ἑτέρην τεϲϲερεϲκαίδεκα καὶ τριηκοϲίαϲ, τοῦ μὲν Πόντου ἐπικαρϲίαϲ, τοῦ δὲ Ἑλληϲπόντου κατὰ ῥόον, ἵνα †ἀνακωχεύῃ† τὸν τόνον τῶν ὅπλων·* (2) *ϲυνθέντεϲ δὲ ἀγκύραϲ κατῆκαν περιμήκεαϲ, τὰϲ μὲν πρὸϲ τοῦ Πόντου {τῆϲ ἑτέρηϲ} τῶν ἀνέμων εἵνεκεν τῶν ἔϲωθεν ἐκπνεόντων, τὰϲ δὲ {ἑτέρηϲ}*

581 *Φοίνικεϲ* et *Αἰγύπτιοι* del. Powell *ἑτέρην τὴν* A: om. d: *τὴν* del. Gomperz, Stein *ἔϲτι* A: *εἰϲὶ* d: cf. 1. 26. 2 582 *ἀπαντίον* AD: *ἐπ' ἀντίον* r *δὴ ἐζευγμένου* A: *διεζευγμένου* d 586 *κατεῖναι* Ar: *κατατεῖναι* D *πεδέων* A: *πεδῶν* d 588 *δὲ* A: *δὴ* d *λέγειν* <*τὰ*> d 589 *τοι* A: *ϲοι* d 591 *παθὸν ἄδικον* D 593 *θολερῷ* Markland: *δολερῷ* 595 *ζεύξι* edd.: -*ει* 596 *προϲέκειτο* A: -*εκέετο* d 597 an *τὰϲ δὲ* <*γεφύραϲ*>? 598 *πεντηκοντέρουϲ* Ar: -*κοτ*- D 599 *τε* del. Stein 599–600 *ὑπὸ* ... *τριηκοϲίαϲ* AD: om. r 600 *τεϲϲερεϲκαίδεκα* C: *τεϲϲαρ*- AD *Πόντου*] *πόρου* Schweighäuser (cf. infra 614) 602 *ἀνακωχεύῃ* obscurum: -*εύωϲι* Reiske: -*εύοιεν* Stein 603 *κατῆκαν* A: -*αϲ* D: -*αϲιν* r *τὰϲ* Powell: *τῆϲ* 603, 604 del. Powell post Van Herwerden

πρὸς ἑςπέρης τε καὶ τοῦ Αἰγαίου ζεφύρου τε καὶ νότου εἵνεκα. διέκπλοον δὲ ὑπόφαυςιν κατέλιπον τῶν πεντηκοντέρων καὶ τρι<ηρέων δι>χοῦ, ἵνα καὶ ἐς τὸν Πόντον ἔχῃ ὁ βουλόμενος πλέειν πλοίοιςι λεπτοῖςι καὶ ἐκ τοῦ Πόντου ἔξω. (3) ταῦτα δὲ ποιήςαντες κατέτεινον ἐκ γῆς ςτρεβλοῦντες ὄνοιςι ξυλίνοιςι τὰ ὅπλα, οὐκέτι χωρὶς ἑκάτερα τάξαντες, ἀλλὰ δύο μὲν λευκολίνου δαςάμενοι ἐς ἑκατέρην, τέςςερα δὲ τῶν βυβλίνων. παχύτης μὲν ἡ αὐτὴ καὶ καλλονή, κατὰ λόγον δὲ ἐμβριθέςτερα ἦν τὰ λίνεα, τοῦ τάλαντον ὁ πῆχυς εἷλκε. (4) ἐπειδὴ δὲ ἐγεφυρώθη ὁ πόρος, κορμοὺς ξύλων καταπρίςαντες καὶ ποιήςαντες ἴςους τῆς ςχεδίης τῷ εὔρεϊ κόςμῳ ἐπετίθεςαν κατύπερθε τῶν ὅπλων {τοῦ τόνου}, θέντες δὲ ἐπεξῆς ἐνθαῦτα αὖτις ἐπεζεύγνυον. (5) ποιήςαντες δὲ ταῦτα ὕλην ἐπεφόρηςαν, κόςμῳ δὲ θέντες καὶ τὴν ὕλην γῆν ἐπεφόρηςαν, κατανάξαντες δὲ καὶ τὴν γῆν φραγμὸν παρείρυςαν ἔνθεν καὶ ἔνθεν, ἵνα μὴ φοβῆται τὰ ὑποζύγια τὴν θάλαςςαν ὑπερορῶντα {καὶ οἱ ἵπποι}. ὡς δὲ τά τε τῶν γεφυρέων 37
κατεςκεύαςτο καὶ τὰ περὶ τὸν Ἄθων, οἵ τε χυτοὶ <οἱ> περὶ τὰ ςτόματα τῆς διώρυχος, οἳ τῆς ῥηχίης εἵνεκεν ἐποιήθηςαν, ἵνα μὴ ἐμπίπληται τὰ ςτόματα τοῦ ὀρύγματος, καὶ αὐτὴ ἡ διῶρυξ παντελέως πεποιημένη ἀγγέλλετο, ἐνθαῦτα χειμερίςας ἅμα τῷ ἔαρι παρεςκευαςμένος ὁ ςτρατὸς ἐκ τῶν Cαρδίων ὁρμᾶτο ἐλῶν ἐς Ἄβυδον. (2) ὁρμημένῳ δέ οἱ ὁ ἥλιος ἐκλιπὼν τὴν ἐκ τοῦ οὐρανοῦ ἕδρην ἀφανὴς ἦν οὔτ' ἐπινεφέλων ἐόντων αἰθρίης τε τὰ μάλιστα, ἀντὶ ἡμέρης τε νὺξ ἐγένετο. ἰδόντι δὲ καὶ μαθόντι τοῦτο τῷ Ξέρξῃ ἐπιμελὲς

605 ζεφύρου anon. (1802): εὔρου 607 suppl. Hude post Petau 608 πλοίοιςι A: πλόοιςι d 611 τέςςερα Ar: τέςςαρα DV 612 ἡ αὐτὴ Reiske: ἦν αὔτη 613 ἦν ἐμβριθέςτερα d 614 ἐπειδὴ A: ἐπεὶ d 616 κατύπερθε d: καὶ ὕπερθε A del. Macan 621 ὑπερορῶντα A: ὁρῶντα (ante τὴν traiectum) d del. Stein τε A: om. d 622 τὰ d: om. A Ἄθων AD[pc]: Ἄθω d suppl. Richards 624 ἐμπίπληται d: πίμπληται A 625 ἀγγέλλετο A: ἄγγελτο d 627 ὁρμᾶτο ASV: ὡρ- d ὁρμημένῳ A: ὡρ- d 629 ἐπινεφέλων A: -λέων d

ἐγένετο. καὶ εἴρετο τοὺϲ μάγουϲ τὸ θέλει προφαίνειν τὸ
φάϲμα. (3) οἱ δὲ ἔφραζον ὡϲ Ἕλληϲι προδεικνύει ὁ θεὸϲ ἔκλει-
ψιν τῶν πολίων, λέγοντεϲ ἥλιον εἶναι Ἑλλήνων προδέκτορα,
ϲελήνην δὲ ϲφέων. ταῦτα πυθόμενοϲ ὁ Ξέρξηϲ περιχαρὴϲ ἐὼν
38 ἐποιέετο τὴν ἔλαϲιν. ὡϲ ἐξήλαυνε τὴν ϲτρατιήν, Πύθιοϲ ὁ
Λυδὸϲ καταρρωδήϲαϲ τὸ ἐκ τοῦ οὐρανοῦ φάϲμα ἐπαρθείϲ τε
τοῖϲι δωρήμαϲι ἐλθὼν παρὰ Ξέρξην ἔλεγε τάδε· Ὦ δέϲποτα,
χρηίϲαϲ ἄν τι ϲεῦ βουλοίμην τυχεῖν, τὸ ϲοὶ μὲν ἐλαφρὸν
τυγχάνει ἐὸν ὑποργῆϲαι, ἐμοὶ δὲ μέγα γενόμενον. (2) Ξέρξηϲ
δὲ πᾶν μᾶλλον δοκέων μιν χρηίϲειν ἢ τὸ ἐδεήθη, ἔφη τε
ὑποργήϲειν καὶ δὴ ἀγορεύειν ἐκέλευε ὅτευ δέοιτο. ὁ δὲ ἐπείτε
ταῦτα ἤκουϲε, ἔλεγε θαρϲήϲαϲ τάδε· Ὦ δέϲποτα, τυγχάνουϲί
μοι παῖδεϲ ἐόντεϲ πέντε, καί ϲφεαϲ καταλαμβάνει πάνταϲ
ἅμα ϲοὶ ϲτρατεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα. (3) ϲὺ δέ, ὦ βαϲιλεῦ,
ἐμὲ ἐϲ τόδε ἡλικίηϲ ἥκοντα οἰκτίραϲ τῶν μοι παίδων ἕνα
παράλυϲον τῆϲ ϲτρατιῆϲ τὸν πρεϲβύτατον, ἵνα αὐτοῦ τε ἐμεῦ
καὶ τῶν χρημάτων ᾖ μελεδωνόϲ. τοὺϲ δὲ τέϲϲεραϲ ἄγευ ἅμα
39 ϲεωυτῷ καὶ πρήξαϲ τὰ νοέειϲ νοϲτήϲειαϲ ὀπίϲω. κάρτα τε
ἐθυμώθη ὁ Ξέρξηϲ καὶ ἀμείβετο τοιϲίδε· Ὦ κακὲ ἄνθρωπε, ϲὺ
ἐτόλμηϲαϲ ἐμεῦ ϲτρατευομένου αὐτοῦ ἐπὶ τὴν Ἑλλάδα καὶ
ἄγοντοϲ παῖδαϲ ἐμοὺϲ καὶ ἀδελφεοὺϲ καὶ οἰκηίουϲ καὶ φίλουϲ
μνήϲαϲθαι περὶ ϲοῦ παιδόϲ, ἐὼν ἐμὸϲ δοῦλοϲ, τὸν χρῆν παν-
οικίῃ αὐτῇ τῇ γυναικὶ ϲυνέπεϲθαι; εὖ νυν τόδ' ἐξεπίϲταϲο,
ὡϲ ἐν τοῖϲι ὠϲὶ τῶν ἀνθρώπων οἰκέει ὁ θυμόϲ, ὃϲ χρηϲτὰ μὲν
ἀκούϲαϲ τέρψιοϲ ἐμπιπλέει τὸ ϲῶμα, ὑπεναντία δὲ τούτοιϲι

631 θέλει d: θέλοι A 632 ἔφραζον A: ἔφραϲαν d 633 εἶναι ἥλιον d 634 ταῦτα πυθόμενοϲ A: πυθόμενοϲ δὲ ταῦτα d 637 Ξέρξην A: -ξεα d 638 χρηίϲαϲ edd.: χρήϲαιϲ A: χρήϲαϲ d ἄν τι A: ἀντὶ d ϲεῦ d: τευ A 639 ὑποργῆϲαι A: ὑπουργ- d 640 χρηίϲειν edd.: χρήϲειν Ad 641 ὑποργήϲειν A: ὑπουργ- d an καὶ δὴ <καὶ>? 645 οἰκτίραϲ edd.: οἰκτείραϲ 647 τέϲϲεραϲ DS: τέϲϲαραϲ Ar ἄγευ A: ἄγε d 649 ἀμείβετο d: -ται A τοιϲίδε edd.: τοῖϲδε Ad 652 ϲοῦ Krüger: ϲέο χρῆν d: χρὴ AS 653 τῇ A: om. d 655 ἐμπιπλέει d: ἐμπιπλεῖ A: ἐμπιπλᾷ E, Stobaeus 4. 20. 45

ἀκούcαc ἀνοιδέει. (2) †ὅτε† μέν νυν χρηcτὰ ποιήcαc ἕτερα τοιαῦτα ἐπηγγέλλεο, εὐεργεcίῃcι βαcιλέα οὐ καυχήcεαι ὑπερβαλέcθαι· ἐπείτε δὲ ἐc τὸ ἀναιδέcτερον ἐτράπευ, τὴν μὲν ἀξίην οὐ λάμψεαι, ἐλάccω δὲ τῆc ἀξίηc. cὲ μὲν γὰρ καὶ τοὺc τέccεραc τῶν παίδων ῥύεται τὰ ξείνια· τοῦ δὲ ἑνόc, τοῦ περιέχεαι μάλιcτα, τῇ ψυχῇ ζημιώcεαι. (3) ὡc δὲ ταῦτα ὑπεκρίνατο, αὐτίκα ἐκέλευε τοῖcι προcετέτακτο ταῦτα πρήccειν, τῶν Πυθίου παίδων ἐξευρόνταc τὸν πρεcβύτατον μέcον διαταμεῖν, διαταμόνταc δὲ τὰ ἡμίτομα διαθεῖναι τὸ μὲν ἐπὶ δεξιὰ τῆc ὁδοῦ, τὸ δ' ἐπ' ἀριcτερά, καὶ ταύτῃ διεξιέναι τὸν cτρατόν. ποιηcάντων δὲ τούτων τοῦτο, μετὰ ταῦτα 40
διεξήιε ὁ cτρατόc. ἡγέοντο δὲ πρῶτοι μὲν οἱ cκευοφόροι τε καὶ τὰ ὑποζύγια, μετὰ δὲ τούτουc cτρατὸc παντοίων ἐθνέων ἀναμίξ, οὐ διακεκριμένοι· τῇ δὲ ὑπερημίcεεc ἦcαν, ἐνθαῦτα διελέλειπτο, καὶ οὐ cυνέμιcγον οὗτοι βαcιλέϊ. (2) προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι ἐκ Περcέων πάντων ἀπολελεγμένοι· μετὰ δὲ αἰχμοφόροι χίλιοι, καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι, τὰc λόγχαc κάτω ἐc τὴν γῆν τρέψαντεc· μετὰ δὲ ἱροὶ Νηcαῖοι καλεόμενοι ἵπποι δέκα, κεκοcμημένοι ὡc κάλλιcτα. (3) Νηcαῖοι δὲ καλέονται ἵπποι ἐπὶ τοῦδε· ἔcτι πεδίον μέγα τῆc Μηδικῆc τῷ οὔνομά ἐcτι Νήcαιον. τοὺc ὦν δὴ ἵππουc τοὺc μεγάλουc φέρει τὸ πεδίον τοῦτο. (4) ὄπιcθεν δὲ τούτων τῶν δέκα ἵππων ἅρμα Διὸc ἱρὸν ἐπετέτακτο, τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ, ὄπιcθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχοc ἐχόμενοc τῶν χαλινῶν· οὐδεὶc γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων ἀναβαίνει. τούτου δὲ ὄπιcθε αὐτὸc Ξέρξηc

656 ἀνοιδέει] ἀνοιδαίνει Stob. ὅτε] obelo notavit Wilson: an ὁκότε? 657 ἐπηγγέλλεο AD: -ετο r 658 τὸ d: τὸν A ἐτράπευ AUs.l.: -εο DX: -ετο RU: -εcο SV 660 τέccεράc <cov> D 664 διαταμεῖν AD: -τεμεῖν r 666 τοῦτο d: om. A 668 τούτουc <cύμμικτοc> d παντοίων Ar: παντοῖοc D 670 διελέλειπτο Ar: διέλλειπτο D 671 δὴ A: γὰρ d 673 ἱροὶ A: οἱ d 674 καλεόμενοι A: καλεύμενοι d 675 ἵπποι del. Powell: an <οὗτοι οἱ> ἵπποι? 679 αὖ A: om. d 681 ἀναβαίνει d: ἐπι- A

*ἐπ' ἅρματοϲ ἵππων Νηϲαίων· παρεβεβήκεε δέ οἱ ἡνίοχοϲ τῷ
οὔνομα ἦν Πατιράμφηϲ, Ὀτάνεω ἀνδρὸϲ Πέρϲεω παῖϲ.*
41 *Ἐξήλαϲε μὲν οὕτωϲ ἐκ Ϲαρδίων Ξέρξηϲ, μετεκβαίνεϲκε
δέ, ὅκωϲ μιν λόγοϲ αἱρέοι, ἐκ τοῦ ἅρματοϲ ἐϲ ἁρμάμαξαν.
αὐτοῦ δὲ ὄπιϲθεν αἰχμοφόροι Περϲέων οἱ ἄριϲτοί τε καὶ
γενναιότατοι χίλιοι, κατὰ νόμον τὰϲ λόγχαϲ ἔχοντεϲ, μετὰ
δὲ ἵπποϲ ἄλλη χιλίη ἐκ Περϲέων ἀπολελεγμένη, μετὰ δὲ τὴν
ἵππον ἐκ τῶν λοιπῶν Περϲέων ἀπολελεγμένοι μύριοι.* (2)
*οὗτοϲ πεζὸϲ ἦν· καὶ τούτων χίλιοι μὲν ἐπὶ τοῖϲι δόραϲι ἀντὶ
τῶν ϲαυρωτήρων ῥοιὰϲ εἶχον χρυϲέαϲ καὶ πέριξ ϲυνεκλήιον
τοὺϲ ἄλλουϲ, οἱ δὲ εἰνακιϲχίλιοι ἐντὸϲ τούτων ἐόντεϲ
ἀργυρέαϲ ῥοιὰϲ εἶχον. εἶχον δὲ χρυϲέαϲ ῥοιὰϲ καὶ οἱ ἐϲ τὴν
γῆν τρέποντεϲ τὰϲ λόγχαϲ, καὶ μῆλα οἱ ἄγχιϲτα ἑπόμενοι
Ξέρξῃ. τοῖϲι δὲ μυρίοιϲι ἐπετέτακτο ἵπποϲ Περϲέων μυρίη.
μετὰ δὲ τὴν ἵππον διελέλειπτο καὶ δύο ϲταδίουϲ, καὶ ἔπειτα ὁ*
42 *λοιπὸϲ ὅμιλοϲ ἤιε ἀναμίξ. ἐποιέετο δὲ τὴν ὁδὸν ἐκ τῆϲ Λυδίηϲ
ὁ ϲτρατὸϲ ἐπί τε ποταμὸν Κάϊκον καὶ γῆν τὴν Μυϲίην, ἀπὸ
δὲ Καΐκου ὁρμώμενοϲ, Κάνηϲ ὄροϲ ἔχων ἐν ἀριϲτερῇ, διὰ τοῦ
Ἀταρνέοϲ ἐϲ Καρήνην πόλιν. ἀπὸ δὲ ταύτηϲ διὰ Θήβηϲ πεδίου
ἐπορεύετο, Ἀτραμύττειόν τε πόλιν καὶ Ἄντανδρον τὴν
Πελαϲγίδα παραμειβόμενοϲ.* (2) *τὴν Ἴδην δὲ λαβών, ἐϲ ἀριϲτ-
ερὴν χεῖρα ἤιε ἐϲ τὴν Ἰλιάδα γῆν. καὶ πρῶτα μέν οἱ ὑπὸ τῇ Ἴδῃ
νύκτα ἀναμείναντι βρονταί τε καὶ πρηϲτῆρεϲ ἐπεϲπίπτουϲι*
43 *καί τινα αὐτοῦ ταύτῃ ϲυχνὸν ὅμιλον διέφθειραν. ἀπικομένου
δὲ τοῦ ϲτρατοῦ ἐπὶ τὸν Ϲκάμανδρον, ὃϲ πρῶτοϲ ποταμῶν,
ἐπείτε ἐκ Ϲαρδίων ὁρμηθέντεϲ ἐπεχείρηϲαν τῇ ὁδῷ, ἐπέλιπε
τὸ ῥέεθρον οὐδ' ἀπέχρηϲε τῇ ϲτρατιῇ τε καὶ τοῖϲι κτήνεϲι*

682 *ἐπ'* A: *ἐφ'* d *παρεβεβήκεε* d: *παραβέβηκε* A 683 *παῖϲ ἀνδρὸϲ Πέρϲεω* d 685 *αἱρέοι* A: *ἐξαιρέοι* d 688 *ἵπποϲ* AD: *ἵππον* r 692 *ἐόντεϲ* A: om. d 693 *ἐϲ* A: *εἰϲ* d 696 *τὴν* d: om. A *διελέλειπτο* Schweighäuser: *διέλειπέ τε* A: *διέλειπε* d 700 *Καρήνην* Steph. Byz. s.v.: *Καρίνην* d: *Κάρνην* A 701 *Ἀτραμύττειόν* Valla: *Ἄδρα-* A: *Ἀδραμύντειόν* D: *Ἀτραμύτειόν* r 704 *ἐπεϲπίπτουϲι* edd.: *ἐπειϲ-* 706 *τὸν* d: *ποταμὸν* A

πινόμενος, ἐπὶ τοῦτον δὴ τὸν ποταμὸν ὡς ἀπίκετο Ξέρξης,
ἐς τὸ Πριάμου Πέργαμον ἀνέβη ἵμερον ἔχων θεήcαcθαι.
(2) *θεηcάμενος δὲ καὶ πυθόμενος ἐκείνων ἕκαcτα τῇ Ἀθηναίῃ*
τῇ Ἰλιάδι ἔθυcε βοῦc χιλίαc, χοὰc δὲ οἱ μάγοι τοῖcι ἥρωcι
ἐχέαντο. ταῦτα δὲ ποιηcαμένοιcι νυκτὸc φόβοc ἐc τὸ
cτρατόπεδον ἐνέπεcε. ἅμα ἡμέρῃ δὲ ἐπορεύετο ἐνθεῦτεν, ἐν
ἀριcτερῇ μὲν ἀπέργων Ῥοίτειον πόλιν καὶ Ὀφρύνειον καὶ
Δάρδανον, ἥ περ δὴ Ἀβύδῳ ὅμουρόc ἐcτι, ἐν δεξιῇ δὲ
Γέργιθαc Τευκρούc.
Ἐπεὶ δ' ἐγένοντο ἐν Ἀβύδῳ, ἠθέληcε Ξέρξηc ἰδέcθαι πάντα 44
τὸν cτρατόν. καὶ προεπεποίητο γὰρ ἐπὶ κολωνοῦ ἐπίτηδεc
αὐτῷ ταύτῃ προεξέδρη λίθου λευκοῦ (ἐποίηcαν δὲ Ἀβυδηνοὶ
ἐντειλαμένου πρότερον βαcιλέοc), ἐνθαῦτα ὡc ἵζετο,
κατορῶν ἐπὶ τῆc ἠιόνοc ἐθηεῖτο καὶ τὸν πεζὸν καὶ τὰc νέαc,
θηεύμενοc δὲ ἱμέρθη τῶν νεῶν ἅμιλλαν γινομένην ἰδέcθαι.
ἐπεὶ δὲ ἐγένετό τε καὶ ἐνίκων Φοίνικεc Cιδώνιοι, ἥcθη τῇ τε
ἁμίλλῃ καὶ τῇ cτρατιῇ. ὡc δὲ ὥρα πάντα μὲν τὸν Ἑλλήcπον- 45
τον ὑπὸ τῶν νεῶν ἀποκεκρυμμένον, πάcαc δὲ τὰc ἀκτὰc καὶ
τὰ Ἀβυδηνῶν πεδία ἐπίπλεα ἀνθρώπων, ἐνθαῦτα ὁ Ξέρξηc
ἑωυτὸν ἐμακάριcε, μετὰ δὲ τοῦτο ἐδάκρυcε. μαθὼν δέ 46
μιν Ἀρτάβανοc ὁ πάτρωc, ὃc τὸ πρῶτον γνώμην ἀπεδέξατο
ἐλευθέρωc οὐ cυμβουλεύων Ξέρξῃ cτρατεύεcθαι ἐπὶ τὴν
Ἑλλάδα, οὗτοc ὡνὴρ φραcθεὶc Ξέρξην δακρύcαντα εἴρετο
τάδε· Ὦ βαcιλεῦ, κῶc πολλὸν ἀλλήλων κεχωριcμένα ἐργά-
cαο νῦν τε καὶ ὀλίγῳ πρότερον; μακαρίcαc γὰρ cεωυτὸν
δακρύειc. (2) *ὁ δὲ εἶπε· Ἐcῆλθε γάρ με λογιcάμενον*

709 *δὴ* AD: *δὲ* r 711 *ἐκείνων* A: *κείνων* d 714 *ἐνέπεcε* d: *ἐc-* A *δὲ ἡμέρῃ* r *ἐνθεῦτεν ἐπορεύετο* r 715 *Ῥοίτειον* D^pc^SV: *-τιον* Ad 717 *Γέργιθάc <τε καὶ>* d *Τευκρούc* del. Powell: an *<τοὺc καὶ> Τευκρούc*? 718 *ἐγένοντο* d, Stobaeus 4. 98. 73: *ἐγένετο* A *Ἀβύδῳ <μέcῃ>* A: Stob. cum d consentit 720 *προεξέδρη* A: *ἐξέδρη* d *δὲ <καὶ>* d 722 *κατορῶν* Ar: *καθ-* D 723 *γινομένην* A: *γεν-* d 724 *τῇ τε* Van Herwerden: *τε τῇ* 730 *ἐλευθέρωc* A: *-ίωc* d 731 *Ξέρξην* A: *Ξέρξεα* d 732 *κῶc* Wilson: *ὡc* *πολλὸν* Stein: *πολὺ*

κατοικτῖραι ὡϲ βραχὺϲ εἴη ὁ πᾶϲ ἀνθρώπινοϲ βίοϲ, εἰ τούτων
γε ἐόντων τοϲούτων οὐδεὶϲ ἐϲ ἑκατοϲτὸν ἔτοϲ περιέϲται. ὁ δὲ
ἀμείβετο λέγων· Ἕτερα τούτου παρὰ τὴν ζόην πεπόνθαμεν
οἰκτρότερα. (3) ἐν γὰρ οὕτω βραχέϊ βίῳ οὐδεὶϲ οὕτωϲ ἄνθρω-
ποϲ ἐὼν εὐδαίμων πέφυκε, οὔτε τούτων οὔτε τῶν ἄλλων,
τῷ οὐ παραϲτήϲεται πολλάκιϲ καὶ οὐκὶ ἅπαξ τεθνάναι
βούλεϲθαι μᾶλλον ἢ ζώειν. αἵ τε γὰρ ϲυμφοραὶ προϲπίπ-
τουϲαι καὶ αἱ νοῦϲοι ϲυνταράϲϲουϲαι καὶ βραχὺν ἐόντα
μακρὸν δοκέειν εἶναι ποιεῦϲι τὸν βίον. (4) οὕτωϲ ὁ μὲν
θάνατοϲ μοχθηρῆϲ ἐούϲηϲ τῆϲ ζόηϲ καταφυγὴ αἱρετωτάτη
τῷ ἀνθρώπῳ γέγονε, ὁ δὲ θεὸϲ γλυκὺν γεύϲαϲ τὸν αἰῶνα
47 φθονερὸϲ ἐν αὐτῷ εὑρίϲκεται ἐών. Ξέρξηϲ δὲ ἀμείβετο
λέγων· Ἀρτάβανε, βιοτῆϲ μέν νυν ἀνθρωπηίηϲ πέρι, ἐούϲηϲ
τοιαύτηϲ οἵην περ ϲὺ διαιρέαι εἶναι, παυϲώμεθα, μηδὲ κακῶν
μεμνεώμεθα χρηϲτὰ ἔχοντεϲ πρήγματα ἐν χερϲί· φράϲον δέ
μοι τόδε· εἴ τοι ἡ ὄψιϲ τοῦ ἐνυπνίου μὴ ἐναργὴϲ οὕτω ἐφάνη,
εἶχεϲ ἂν τὴν ἀρχαίην γνώμην, οὐκ ἐῶν με ϲτρατεύεϲθαι ἐπὶ
τὴν Ἑλλάδα, ἢ μετέϲτηϲ ἄν; φέρε τοῦτό μοι ἀτρεκέωϲ εἰπέ.
ὁ δὲ ἀμείβετο λέγων· (2) Ὦ βαϲιλεῦ, ὄψιϲ μὲν ἡ ἐπιφανεῖϲα
τοῦ ὀνείρου, ὡϲ βουλόμεθα ἀμφότεροι, τελευτήϲειε· ἐγὼ δ'
ἔτι καὶ ἐϲ τόδε δείματόϲ εἰμι ὑπόπλεοϲ οὐδ' ἐντὸϲ ἐμεωυτοῦ,
ἄλλα τε πολλὰ ἐπιλεγόμενοϲ καὶ δὴ καὶ ὁρέων τοι δύο τὰ
μέγιϲτα πάντων ἐόντα πολεμιώτατα. Ξέρξηϲ δὲ πρὸϲ ταῦτα
48 ἀμείβετο τοιϲίδε· Δαιμόνιε ἀνδρῶν, κοῖα ταῦτα δύο λέγειϲ
εἶναί μοι πολεμιώτατα; κότερά τοι ὁ πεζὸϲ μεμπτὸϲ κατὰ
πλῆθόϲ ἐϲτι, καὶ τὸ Ἑλληνικὸν ϲτράτευμα φαίνεται πολ-

735 κατοικτῖραι edd.: -εῖραι 737 ζόην AD: ζώην r 738 οἰκτρότερα A: οἰκτότερα d 740 οὐκὶ A: οὐκ d 741 ζώειν A: ζῆν d 742 ϲυνταράϲϲουϲαι S: -άϲϲουϲι d: -άττουϲαι A 743 δοκέειν μακρὸν d 752 ἢ A: om. d μοι τοῦτο r 754 ἀμφότεροι Ar: -ρα D 755 ἔτι d: om. A ὑπόπλεοϲ R: -εωϲ cett. 756 ὁρέων d: ὁρῶν A τοι δύο A: δύο τοι D: δύο r 757 ἐόντα A: -των d 758 τοιϲίδε edd.: τοῖϲδε 758–9 δύο … μοι d: λέγειϲ εἶναι δύο μοι A

λαπλήϲιον ἔϲεϲθαι τοῦ ἡμετέρου, ἢ τὸ ναυτικὸν τὸ ἡμέτερον λείψεϲθαι τοῦ ἐκείνων, ἢ καὶ ϲυναμφότερα ταῦτα; εἰ γάρ τοι ταύτῃ φαίνεται ἐνδεέϲτερα εἶναι τὰ ἡμέτερα πρήγματα, ϲτρατοῦ ἂν ἄλλου τιϲ τὴν ταχίϲτην ἄγερϲιν ποιοῖτο. ὁ δ' ἀμείβετο λέγων· Ὦ βαϲιλεῦ, οὔτε ϲτρατὸν τοῦτον, ὅϲτιϲ γε 49
ϲύνεϲιν ἔχει, μέμφοιτ' ἂν οὔτε τῶν νεῶν τὸ πλῆθοϲ· ἢν δὲ πλεῦναϲ ϲυλλέξῃϲ, τὰ δύο τοι τὰ λέγω πολλῷ ἔτι πολεμιώτερα γίνεται. τὰ δὲ δύο ταῦτά ἐϲτι γῆ τε καὶ θάλαϲϲα. (2) οὔτε γὰρ τῆϲ θαλάϲϲηϲ ἔϲτι λιμὴν τοϲοῦτοϲ οὐδαμόθι, ὡϲ ἐγὼ εἰκάζω, ὅϲτιϲ ἐγειρομένου χειμῶνοϲ δεξάμενόϲ ϲευ τοῦτο τὸ ναυτικὸν φερέγγυοϲ ἔϲται διαϲῶϲαι τὰϲ νέαϲ. καίτοι οὐκὶ ἕνα αὐτὸν δεῖ εἶναι {τὸν λιμένα}, ἀλλὰ παρὰ πᾶϲαν τὴν ἤπειρον παρ' ἣν δὴ κομίζεαι. (3) οὐκ ὦν δὴ ἐόντων τοι λιμένων ὑποδεξίων, μάθε ὅτι αἱ ϲυμφοραὶ τῶν ἀνθρώπων ἄρχουϲι καὶ οὐκὶ ὤνθρωποι τῶν ϲυμφορέων. καὶ δὴ τῶν δύο τοι τοῦ ἑτέρου εἰρημένου τὸ ἕτερον ἔρχομαι ἐρέων. (4) γῆ δὴ πολεμίη τῇδέ τοι κατίϲταται· εἰ θέλει τοι μηδὲν ἀντίξοον καταϲτῆναι, τοϲούτῳ τοι γίνεται πολεμιωτέρη ὅϲῳ ἂν προβαίνῃϲ ἑκαϲτέρω, τὸ πρόϲω αἰεὶ κλεπτόμενοϲ· εὐπρηξίηϲ γὰρ οὐκ ἔϲτι ἀνθρώποιϲι οὐδεμία πληθώρη. (5) καὶ δή τοι, ὡϲ οὐδενὸϲ ἐναντιευμένου, λέγω τὴν χώρην πλεῦνα ἐν πλέονι χρόνῳ γινομένην λιμὸν τέξεϲθαι. ἀνὴρ δὲ οὕτω ἂν εἴη ἄριϲτοϲ, εἰ βουλευόμενοϲ μὲν ἀρρωδέοι, πᾶν ἐπιλεγόμενοϲ πείϲεϲθαι χρῆμα, ἐν δὲ τῷ ἔργῳ θραϲὺϲ εἴη. ἀμείβεται Ξέρξηϲ τοιϲίδε· 50
Ἀρτάβανε, οἰκότωϲ μὲν ϲύ γε τούτων ἕκαϲτα διαιρέαι, ἀτὰρ

761 τὸ ἡμέτερον A: om. d   763 ἐνδεέϲτερα φαίνεται d   764 ἄγερϲιν τὴν ταχίϲτην d   765 οὔτε <τὸν> d   766 ἔχει AD: ἔχοι r   δὲ A: τε d   769 τοϲοῦτοϲ A: τοιοῦτοϲ d   771 οὐκὶ A: οὐχὶ d   772 εἶναι A: γενέϲθαι d   del. Krüger   παρὰ AD: om. r   773 δὴ κομίζεαι A: δεῖ κομίϲαι d   775 οὐκὶ edd.: οὐχὶ A: οὐκ d   776 δὴ S: δὲ Ad   777 κατίϲταται A: καθ- d   θέλει A: ἐθέλει d: ἐθέλοι SV   778 ὅϲῳ AD: ὅϲον r   779 ἑκαϲτέρω AD: ἑκατέρω r   γὰρ A, Stobaei 4. 54. 31 codd. SM: δὲ d, Stob. cod. A   780 ὡϲ] οὕτωϲ Pingel: an delendum?   781 ἐναντιευμένου A: -ουμένου d   πλέονι] πλεῦνι Stob.   783 πείϲεϲθαι del. Powell   784 τοιϲίδε edd.: τοῖϲδε   785 διαιρέαι d: -έεαι A

μήτε πάντα φοβέο μήτε πᾶν ὁμοίωϲ ἐπιλέγεο. εἰ γὰρ δὴ βούλοιο ἐπὶ τῷ αἰεὶ ἐπεϲφερομένῳ πρήγματι τὸ πᾶν ὁμοίωϲ ἐπιλέγεϲθαι, ποιήϲειαϲ ἂν οὐδαμὰ οὐδέν· κρέϲϲον δὲ πάντα θαρϲέοντα ἥμιϲυ τῶν δεινῶν πάϲχειν μᾶλλον ἢ πᾶν χρῆμα προδειμαίνοντα μηδαμὰ μηδὲν ποιεῖν. (2) *εἰ δὲ ἐρίζων πρὸϲ πᾶν τὸ λεγόμενον μὴ τὸ βέβαιον ἀποδέξειϲ, ϲφάλλεϲθαι ὀφείλειϲ ἐν αὐτοῖϲι ὁμοίωϲ καὶ ὁ ὑπεναντία τούτοιϲι λέξαϲ. τοῦτο μέν νυν ἐπ' ἴϲηϲ ἔχει· εἰδέναι δὲ ἄνθρωπον ἐόντα κῶϲ χρὴ τὸ βέβαιον; δοκέω μὲν οὐδαμῶϲ. τοῖϲι τοίνυν βουλομένοιϲι ποιέειν ὡϲ τὸ ἐπίπαν φιλέει γίνεϲθαι τὰ κέρδεα, τοῖϲι δὲ ἐπιλεγομένοιϲί τε πάντα καὶ ὀκνέουϲι οὐ μάλα ἐθέλει.* (3) *ὁρᾷϲ τὰ Περϲέων πρήγματα ἐϲ ὃ δυνάμιοϲ προκεχώρηκε. εἰ τοίνυν ἐκεῖνοι οἱ πρὸ ἐμεῦ γενόμενοι βαϲιλέεϲ γνώμῃϲι ἐχρέωντο ὁμοίῃϲι καὶ ϲύ, ἢ μὴ χρεώμενοι γνώμῃϲι τοιαύτῃϲι ἄλλουϲ ϲυμβούλουϲ εἶχον τοιούτουϲ, οὐκ ἄν κοτε εἶδεϲ αὐτὰ ἐϲ τοῦτο προελθόντα· νῦν δὲ κινδύνουϲ ἀναρριπτέοντεϲ ἐϲ τοῦτό ϲφεα προηγάγοντο. μεγάλα γὰρ πρήγματα μεγάλοιϲι κινδύνοιϲι ἐθέλει καταιρέεϲθαι.* (4) *ἡμεῖϲ τοίνυν ὁμοιεύμενοι ἐκείνοιϲι ὥρην τε τοῦ ἔτεοϲ καλλίϲτην πορευόμεθα καὶ καταϲτρεψάμενοι πᾶϲαν τὴν Εὐρώπην νοϲτήϲομεν ὀπίϲω, οὔτε λιμῷ ἐντυχόντεϲ οὐδαμόθι οὔτε ἄλλο ἄχαρι οὐδὲν παθόντεϲ. τοῦτο μὲν γὰρ αὐτοὶ πολλὴν φορβὴν φερόμενοι πορευόμεθα, τοῦτο δέ, τῶν ἄν κου ἐπιβέωμεν γῆν †καὶ ἔθνοϲ†, τούτων τὸν ϲῖτον ἕξομεν· ἐπ' ἀροτῆραϲ δὲ καὶ οὐ νομάδαϲ ϲτρατευόμεθα ἄνδραϲ.*

51 *λέγει Ἀρτάβανοϲ μετὰ ταῦτα· Ὦ βαϲιλεῦ, ἐπείτε ἀρρωδέειν οὐδὲν ἐᾷϲ πρῆγμα, ϲὺ δέ μευ ϲυμβουλίην ἔνδεξαι· ἀναγκαίωϲ γὰρ ἔχει περὶ πολλῶν πρηγμάτων πλεῦνα λόγον ἐκτεῖναι. Κῦροϲ ὁ Καμβύϲεω*

787 *ἐπεϲφερομένῳ* A: *ἐπειϲ-* d 790 *ποιεῖν* Krüger: *παθεῖν* 791 *μὴ τὸ* d: *μήτε* A *ἀποδέξειϲ* A: *-δέξῃϲ* d 793 *κῶϲ* AD: *κακῶϲ* r 796 *ὀκνέουϲι* A: *ὀκνεῦϲι* d 802 *ϲφεα* d: *ϲφεαϲ* A 804 *ἐκείνοιϲι* A: *κείνοιϲι* d 808–9 cruces apposuit Powell: an *καὶ τούτων ἰθὺϲ*, deleto *ἔθνοϲ*? 809 *τούτων* A: *τοῦτον* d 812 *περὶ*] an *προκειμένων*?

Ἰωνίην πᾶϲαν πλὴν Ἀθηνέων κατεϲτρέψατο δαϲμοφόρον εἶναι Πέρϲῃϲι. (2) τούτουϲ ὦν τοὺϲ ἄνδραϲ ϲυμβουλεύω τοι μηδεμιῇ μηχανῇ ἄγειν ἐπὶ τοὺϲ πατέραϲ· καὶ γὰρ ἄνευ τούτων οἷοί τέ εἰμεν τῶν ἐχθρῶν κατυπέρτεροι γίνεϲθαι. ἢ γάρ ϲφεαϲ, ἢν ἕπωνται, δεῖ ἀδικωτάτουϲ γίνεϲθαι καταδουλουμένουϲ τὴν μητρόπολιν, ἢ δικαιοτάτουϲ ϲυνελευθεροῦνταϲ. (3) ἀδικώτατοι μέν νυν γινόμενοι οὐδὲν κέρδοϲ μέγα ἡμῖν προϲβάλλουϲι, δικαιότατοι δὲ γινόμενοι οἷοί τε δηλήϲαϲθαι μεγάλωϲ τὴν ϲὴν ϲτρατιὴν γίνονται. ἐϲ θυμὸν ὦν βαλεῦ καὶ τὸ παλαιὸν ἔποϲ ὡϲ εὖ εἴρηται, τὸ μὴ ἅμα ἀρχῇ πᾶν τέλοϲ καταφαίνεϲθαι. ἀμείβεται πρὸϲ ταῦτα Ξέρξηϲ· 52
Ἀρτάβανε, τῶν ἀπεφήναο γνωμέων ϲφάλλεαι κατὰ ταύτην δὴ μάλιϲτα, ὃϲ Ἴωναϲ φοβέαι μὴ μεταβάλωϲι, τῶν ἔχομεν γνῶμα μέγιϲτον, τῶν ϲύ τε μάρτυϲ γίνεαι καὶ οἱ ϲυϲτρατευϲάμενοι Δαρείῳ ἄλλοι ἐπὶ Ϲκύθαϲ, ὅτε ἐπὶ τούτοιϲι ἡ πᾶϲα Περϲικὴ ϲτρατιὴ ἐγένετο διαφθεῖραι ἢ περιποιῆϲαι· οἱ δὲ δικαιοϲύνην καὶ πιϲτότητα ἐνέδωκαν, ἄχαρι δὲ οὐδέν. (2) πάρεξ δὲ τούτου, ἐν τῇ ἡμετέρῃ καταλιπόνταϲ τέκνα καὶ γυναῖκαϲ καὶ χρήματα οὐδ' ἐπιλέγεϲθαι χρὴ νεώτερόν τι ποιήϲειν. οὕτω μηδὲ τοῦτο φοβέο, ἀλλὰ θυμὸν ἔχων ἀγαθὸν ϲῷζε οἶκόν τε τὸν ἐμὸν καὶ τυραννίδα τὴν ἐμήν· ϲοὶ γὰρ ἐγὼ μούνῳ ἐκ πάντων ϲκῆπτρα τὰ ἐμὰ ἐπιτράπω.

Ταῦτα εἴπαϲ καὶ Ἀρτάβανον ἀποϲτείλαϲ ἐϲ Ϲοῦϲα δεύτερα 53
μετεπέμψατο Ξέρξηϲ Περϲέων τοὺϲ δοκιμωτάτουϲ· ἐπεὶ δέ οἱ παρῆϲαν, ἔλεγέ ϲφι τάδε· Ὦ Πέρϲαι, τῶνδ' ἐγὼ ὑμέων

814 Ἀθηνέων Valla: -αίων Ad 817 γίνεϲθαι A: γενέϲθαι d 820–1 οὐδὲν ... γινόμενοι AD: om. r 821 προϲβάλλουϲι d: προβ- A 822 δηλήϲαϲθαι ... ϲτρατιὴν A: τὴν ϲὴν ϲτρατιὴν δηλῆϲαι μεγάλωϲ d 823 ὦν βαλεῦ A: ὦν βαϲιλεῦ D: ὦ βαϲιλεῦ r 824 πᾶν τέλοϲ A: παντελῶϲ d πρὸϲ d: καὶ A 825 γνωμέων A: γνώμην d κατὰ ταύτην d: κατ' αὐτὴν A 827 τῶν] τῷ Reiske: an τοῦ? 828 ὅτε Hude: ὅτι 829 ἢ Naber: καὶ 830 ἐνέδωκαν] ἐνέδεξαν Stein δὲ A: om. d 831 καὶ A: om. d 832 καὶ AD: om. r 833 ἔχων d: ἔχε A 835 ἐκ πάντων A: om. d ἐπιτράπω d: -τρέπω A 836 ἀποϲτείλαϲ A: ὑπολύϲαϲ d

χρηίζων ϲυνέλεξα, ἄνδραϲ τε γίνεϲθαι ἀγαθοὺϲ καὶ μὴ καταιϲχύνειν τὰ πρόϲθε ἐργαϲμένα Πέρϲηϲι, ἐόντα μεγάλα τε καὶ πολλοῦ ἄξια, ἀλλ' εἷϲ τε ἕκαϲτοϲ καὶ οἱ ϲύμπαντεϲ προθυμίην ἔχωμεν· ξυνὸν γὰρ πᾶϲι τοῦτο ἀγαθὸν ϲπεύδεται. (2) *τῶνδε δὲ εἵνεκα προαγορεύω ἀντέχεϲθαι τοῦ πολέμου ἐντεταμένωϲ· ὡϲ γὰρ ἐγὼ πυνθάνομαι, ἐπ' ἄνδραϲ ϲτρατευόμεθα ἀγαθούϲ, τῶν ἢν κρατήϲωμεν, οὐ μή τιϲ ἡμῖν ἄλλοϲ ϲτρατὸϲ ἀντιϲτῇ κοτε ἀνθρώπων. νῦν δὲ διαβαίνωμεν ἐπευξάμενοι τοῖϲι θεοῖϲι οἳ Περϲίδα γῆν λελόγχαϲι.*

54 *Ταύτην μὲν τὴν ἡμέρην παρεϲκευάζοντο ἐϲ τὴν διάβαϲιν, τῇ δὲ ὑϲτεραίῃ ἀνέμενον τὸν ἥλιον ἐθέλοντεϲ ἰδέϲθαι ἀνίϲχοντα, θυμιήματά τε παντοῖα ἐπὶ τῶν γεφυρέων καταγίζοντεϲ καὶ μυρϲίνηϲι ϲτορνύντεϲ τὴν ὁδόν.* (2) *ὡϲ δ' ἐπανέτελλε ὁ ἥλιοϲ, ϲπένδων ἐκ χρυϲέηϲ φιάληϲ Ξέρξηϲ ἐϲ τὴν θάλαϲϲαν εὔχετο πρὸϲ τὸν ἥλιον μηδεμίαν οἱ ϲυντυχίην τοιαύτην γενέϲθαι, ἥ μιν παύϲει καταϲτρέψαϲθαι τὴν Εὐρώπην πρότερον ἢ ἐπὶ τέρμαϲι τοῖϲι ἐκείνηϲ γένηται. εὐξάμενοϲ δὲ ἐϲέβαλε τὴν φιάλην ἐϲ τὸν Ἑλλήϲποντον καὶ χρύϲεον κρητῆρα καὶ Περϲικὸν ξίφοϲ, τὸ ἀκινάκην καλέουϲι.* (3) *ταῦτα οὐκ ἔχω ἀτρεκέωϲ διακρῖναι οὔτε εἰ τῷ ἡλίῳ ἀνατιθεὶϲ κατῆκε ἐϲ τὸ πέλαγοϲ οὔτε εἰ μετεμέληϲέ οἱ τὸν Ἑλλήϲποντον μαϲτιγώϲαντι καὶ ἀντὶ τούτων τὴν θάλαϲϲαν ἐδωρέετο.*

55 *ὡϲ δὲ ταῦτά οἱ ἐπεποίητο, διέβαινον κατὰ μὲν τὴν ἑτέρην τῶν γεφυρέων τὴν πρὸϲ τοῦ Πόντου ὁ πεζόϲ τε καὶ ἡ ἵπποϲ ἅπαϲα, κατὰ δὲ τὴν πρὸϲ τὸ Αἰγαῖον τὰ ὑποζύγια καὶ ἡ θεραπηίη.* (2) *ἡγέοντο δὲ πρῶτα μὲν οἱ μύριοι Πέρϲαι,*

839 *χρήιζων* hoc accentu A: *χρήζων* d *γίνεϲθαι* d: *γεν-* A 840 *πρόϲθε* AD: *-εν* r *ἐργαϲμένα* Ar: *εἰρ-* D 842 *ἔχωμεν* AD: *ἔχομεν* r *τοῦτο πᾶϲι* d *ϲπεύδεται* d: *-έτω* A 845 *ἄλλοϲ ἡμῖν* d 847 *Περϲίδα γῆν* d: *Πέρϲαϲ* A 848 *παρεϲκευάζοντο* d: *-άζετο* A 849 *ἐθέλοντεϲ ἰδέϲθαι* del. Powell 851 *μυρϲίνηϲι* A: *-ίνῃ* D: *ϲμυρϲίνῃ* r 855 *τοῖϲι* A: *τοῖϲ* D 856 *τήν* <*τε*> Van Herwerden 857 *κρητῆρα* AD: *κρα-* r *τὸ* Aldina: *τὸν* Ad 863 *τὴν* Ar: om. D *τὸ* d: *τὸν* A 864 *θεραπηίη* Ar: *θεραπίη* D

ἐϲτεφανωμένοι πάντεϲ, μετὰ δὲ τούτουϲ ὁ ϲύμμεικτοϲ ϲτρατὸϲ παντοίων ἐθνέων. ταύτην μὲν τὴν ἡμέρην οὗτοι, τῇ δὲ ὑϲτεραίῃ πρῶτοι μὲν οἵ τε <χίλιοι> ἱππόται καὶ οἱ τὰϲ λόγχαϲ κάτω τρέποντεϲ· ἐϲτεφάνωντο δὲ καὶ οὗτοι. (3) μετὰ δὲ οἵ τε ἵπποι οἱ ἱροὶ καὶ τὸ ἅρμα τὸ ἱρόν, ἐπὶ δὲ αὐτόϲ τε Ξέρξηϲ καὶ οἱ αἰχμοφόροι καὶ οἱ ἱππόται οἱ χίλιοι, ἐπὶ δὲ τούτοιϲι ὁ ἄλλοϲ ϲτρατόϲ. καὶ αἱ νέεϲ ἅμα ἀνήγοντο ἐϲ τὴν ἀπεναντίον. ἤδη δὲ ἤκουϲα καὶ ὕϲτατον διαβῆναι βαϲιλέα πάντων.

Ξέρξηϲ δὲ ἐπεὶ διέβη ἐϲ τὴν Εὐρώπην, ἐθηεῖτο τὸν ϲτρατὸν 56
ὑπὸ μαϲτίγων διαβαίνοντα. διέβη δὲ ὁ ϲτρατὸϲ αὐτοῦ ἐν ἑπτὰ ἡμέρῃϲι καὶ {ἐν} ἑπτὰ εὐφρόνῃϲι, ἐλινύϲαϲ οὐδένα χρόνον. (2) ἐνθαῦτα λέγεται Ξέρξεω ἤδη διαβεβηκότοϲ τὸν Ἑλλήϲποντον ἄνδρα εἰπεῖν Ἑλληϲπόντιον· Ὦ Ζεῦ, τί δὴ ἀνδρὶ εἰδόμενοϲ Πέρϲῃ καὶ οὔνομα ἀντὶ Διὸϲ Ξέρξην θέμενοϲ ἀνάϲτατον τὴν Ἑλλάδα θέλειϲ ποιῆϲαι, ἄγων πάνταϲ ἀνθρώπουϲ; καὶ γὰρ ἄνευ τούτων ἐξῆν τοι ποιέειν ταῦτα.

Ὡϲ δὲ διέβηϲαν πάντεϲ, ἐϲ ὁδὸν ὁρμημένοιϲι τέραϲ ϲφι ἐφάνη 57
μέγα, τὸ Ξέρξηϲ ἐν οὐδενὶ λόγῳ ἐποιήϲατο καίπερ εὐϲύμβλητον ἐόν· ἵπποϲ γὰρ ἔτεκε λαγόν. εὐϲύμβλητον ὦν τῇδε τοῦτο ἐγένετο, ὅτι ἔμελλε μὲν ἐλᾶν ϲτρατιὴν ἐπὶ τὴν Ἑλλάδα Ξέρξηϲ ἀγαυρότατα καὶ μεγαλοπρεπέϲτατα, ὀπίϲω δὲ περὶ ἑωυτοῦ τρέχων ἥξειν ἐϲ τὸν αὐτὸν χῶρον. (2) ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέραϲ ἐόντι ἐν Ϲάρδιϲι· ἡμίονοϲ γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουϲαν αἰδοῖα, τὰ μὲν ἔρϲενοϲ, τὰ δὲ θηλέηϲ· κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρϲενοϲ. τῶν ἀμφοτέρων λόγον οὐδένα ποιη- 58
ϲάμενοϲ τὸ πρόϲω ἐπορεύετο, ϲὺν δέ οἱ ὁ πεζὸϲ ϲτρατόϲ. ὁ δὲ

865 ὁ del. Powell: cf. 40. 1 867 πρῶτοι μὲν A: om. d suppl. Powell 871 νέεϲ A: νῆεϲ d 876 ἐν Ad: om. Suda ε 861 879 Ξέρξην A: -ξεα d 880 θέλειϲ A: ἐθέλειϲ d καὶ γὰρ: an οὐ γὰρ interrogative? 881 τούτων A: τούτου d: an τοϲούτων? τοι A: ϲοι d 882 ὁρμημένοιϲι A: ὡρ- d 883 εὐϲύμβλητον A: ϲύμβλητον d 884 τοῦτο A: om. d 886 ἑωυτοῦ A: -τῷ d

ναυτικὸς ἔξω τὸν Ἑλλήσποντον πλέων παρὰ γῆν ἐκομίζετο, τὰ ἔμπαλιν πρήσσων τοῦ πεζοῦ. (2) ὁ μὲν γὰρ πρὸς ἑσπέρην ἔπλεε, ἐπὶ Σαρπηδονίης ἄκρης ποιεύμενος τὴν ἄπιξιν, ἐς τὴν αὐτῷ προείρητο ἀπικομένῳ περιμένειν· ὁ δὲ κατ' ἤπειρον στρατὸς πρὸς ἠῶ τε καὶ ἡλίου ἀνατολὰς ἐποιέετο τὴν ὁδὸν διὰ τῆς Χερσονήσου, ἐν δεξιῇ μὲν ἔχων τὸν Ἕλλης τάφον τῆς Ἀθάμαντος, ἐν ἀριστερῇ δὲ Καρδίην πόλιν, διὰ μέσης δὲ πορευόμενος πόλιος τῇ οὔνομα τυγχάνει ἐὸν Ἀγορή. (3) ἐνθεῦτεν δὲ κάμπτων τὸν κόλπον τὸν Μέλανα καλεόμενον καὶ Μέλανα ποταμόν, οὐκ ἀντισχόντα τότε τῇ στρατιῇ τὸ ῥέεθρον ἀλλ' ἐπιλιπόντα, τοῦτον τὸν ποταμὸν διαβάς, ἐπ' οὗ καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει, ἤιε πρὸς ἑσπέρην, Αἶνόν τε πόλιν Αἰολίδα καὶ Στεντορίδα λίμνην παρεξιών, ἐς
59 *ὃ ἀπίκετο ἐς Δορίσκον. ὁ δὲ Δορίσκος ἐστὶ τῆς Θρηίκης αἰγιαλός τε καὶ πεδίον μέγα, διὰ δὲ αὐτοῦ ῥέει ποταμὸς μέγας Ἕβρος· ἐν τῷ τεῖχός τε ἐδέδμητο βασιλήιον τοῦτο τὸ δὴ Δορίσκος κέκληται, καὶ Περσέων φρουρὴ ἐν αὐτῷ κατεστήκεε ὑπὸ Δαρείου ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε ἐπὶ Σκύθας ἐστρατεύετο. (2) ἔδοξε ὦν τῷ Ξέρξῃ ὁ χῶρος εἶναι ἐπιτήδεος ἐνδιατάξαι τε καὶ ἐξαριθμῆσαι τὸν στρατόν, καὶ ἐποίεε ταῦτα. τὰς μὲν δὴ νέας τὰς πάσας ἀπικομένας ἐς Δορίσκον οἱ ναύαρχοι κελεύσαντος Ξέρξεω ἐς τὸν αἰγιαλὸν τὸν προσεχέα Δορίσκῳ ἐκόμισαν, ἐν τῷ Σάλη τε Σαμοθρηικίη πεπόλισται πόλις καὶ Ζώνη, τελευτᾷ δὲ αὐτοῦ Σέρρειον ἄκρη ὀνομαστή. ὁ δὲ χῶρος οὗτος τὸ παλαιὸν ἦν Κικόνων. (3) ἐς τοῦτον τὸν αἰγιαλὸν κατασχόντες τὰς νέας ἀνέψυχον ἀνελκύσαντες. ὁ δὲ ἐν τῷ Δορίσκῳ τοῦτον τὸν χρόνον τῆς στρατιῆς*
60 *ἀριθμὸν ἐποιέετο. ὅσον μέν νυν ἕκαστοι παρεῖχον πλῆθος ἐς ἀριθμόν, οὐκ ἔχω εἰπεῖν τὸ ἀτρεκές (οὐ γὰρ λέγεται*

893 *πρὸς* A: *ἐς* d   897 *τῆς* Ar: om. D   908 *τὸ* d: om. A   911 *ἐξαριθμῆσαι* AD: *ἐνα-* r: *ἀνα-* R   912 *ταῦτα* AD: *τάδε* r   914 *ἐκόμισαν* AD: *-ίσαντο* r   915 *τελευτᾷ* Stein: *-ταία*   916 *ὀνομαστή* AD: *-τί* r   *ἦν* A: om. d   919 *πλῆθος ἐς* A: *πλήθεος* d

πρὸϲ οὐδαμῶν ἀνθρώπων), ϲύμπαντοϲ δὲ τοῦ ϲτρατοῦ τοῦ πεζοῦ τὸ πλῆθοϲ ἐφάνη ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδεϲ. (2) ἐξηρίθμηϲαν δὲ τόνδε τὸν τρόπον· ϲυναγαγόντεϲ ἐϲ ἕνα χῶρον μυριάδα ἀνθρώπων καὶ ϲυννάξαντεϲ ταύτην ὡϲ μάλιϲτα εἶχον περιέγραψαν ἔξωθεν κύκλον· περιγράψαντεϲ δὲ καὶ ἀπέντεϲ τοὺϲ μυρίουϲ αἱμαϲιὴν περιέβαλον κατὰ τὸν κύκλον, ὕψοϲ ἀνήκουϲαν ἀνδρὶ ἐϲ τὸν ὀμφαλόν. (3) ταύτην δὲ ποιήϲαντεϲ ἄλλουϲ ἐϲεβίβαζον ἐϲ τὸ περιοικοδομημένον, μέχριϲ οὗ πάνταϲ τούτῳ τῷ τρόπῳ ἐξηρίθμηϲαν. ἀριθμήϲαντεϲ δὲ κατὰ ἔθνεα διέταϲϲον.

Οἱ δὲ ϲτρατευόμενοι οἵδε ἦϲαν, Πέρϲαι μὲν ὧδε ἐϲκευαϲ- 61
μένοι· περὶ μὲν τῇϲι κεφαλῇϲι εἶχον τιάραϲ καλεομένουϲ, πίλουϲ ἀπαγέαϲ, περὶ δὲ τὸ ϲῶμα κιθῶναϲ χειριδωτοὺϲ ποικίλουϲ, < . . . > λεπίδοϲ ϲιδηρέηϲ ὄψιν ἰχθυοειδέοϲ, περὶ δὲ τὰ ϲκέλεα ἀναξυρίδαϲ, ἀντὶ δὲ ἀϲπίδων γέρρα· ὑπὸ δὲ φαρετρεῶνεϲ ἐκρέμαντο· αἰχμὰϲ δὲ βραχέαϲ εἶχον, τόξα δὲ μεγάλα, ὀϊϲτοὺϲ δὲ καλαμίνουϲ, πρὸϲ δὲ ἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρὸν παραιωρεύμενα ἐκ τῆϲ ζώνηϲ. (2) καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα, τὸν Ἀμήϲτριοϲ πατέρα τῆϲ Ξέρξεω γυναικόϲ. ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνεϲ, ὑπὸ μέντοι ϲφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι. (3) ἐπεὶ δὲ Περϲεὺϲ ὁ Δανάηϲ τε καὶ Διὸϲ ἀπίκετο παρὰ Κηφέα τὸν Βήλου καὶ ἔϲχε αὐτοῦ τὴν θυγατέρα Ἀνδρομέδην, γίνεται αὐτῷ παῖϲ τῷ οὔνομα ἔθετο Πέρϲην, τοῦτον δὲ αὐτοῦ καταλείπει· ἐτύγχανε γὰρ ἄπαιϲ ἐὼν ὁ Κηφεὺϲ ἔρϲενοϲ γόνου. ἐπὶ
τούτου δὴ τὴν ἐπωνυμίην ἔϲχον. Μῆδοι δὲ τὴν αὐτὴν ταύτην 62

923 ἐξηρίθμηϲαν Ar: -θμήθηϲαν D τόνδε AD: τοῦτον r ϲυναγαγόντεϲ d: ϲυνήγαγόν τε A ἐϲ ASV: εἰϲ d 924 ϲυννάξαντεϲ Reiske: ϲυνάξ- Ad 926 ἀπέντεϲ A: ἀφ- d 928 ἐϲ d: εἰϲ A 929 μέχριϲ Ad: μέχρι T, edd. 933 κιθῶναϲ Aldina: χιτῶναϲ Ad 934 lacunam suppl. alii aliter: <καὶ θώρηκαϲ> Biel ap. Wesseling 936 βραχέαϲ d: -είαϲ A 937 πρὸϲ δὲ <καὶ> C 939 Ὀτάνεα A: -ην d Ἀμήϲτριοϲ A: Ἀμήτ- D: Ἀμάϲτ- r 946 δὴ D: δὲ Ar

ἐσταλμένοι ἐστρατεύοντο· Μηδικὴ γὰρ αὕτη ἡ σκευή ἐστι καὶ
οὐ Περσική. οἱ δὲ Μῆδοι ἄρχοντα μὲν παρείχοντο Τιγράνην
ἄνδρα Ἀχαιμενίδην, ἐκαλέοντο δὲ πάλαι πρὸς πάντων Ἄριοι,
ἀπικομένης δὲ Μηδείης τῆς Κολχίδος ἐξ Ἀθηνέων ἐς τοὺς
Ἀρίους τούτους μετέβαλον καὶ οὗτοι τὸ οὔνομα. αὐτοὶ δὲ
περὶ σφέων ὧδε λέγουσι Μῆδοι. (2) Κίσσιοι δὲ στρατευόμενοι
τὰ μὲν ἄλλα κατά περ Πέρσαι ἐσκευάδατο, ἀντὶ δὲ τῶν πίλων
μιτρηφόροι ἦσαν. Κισσίων δὲ ἦρχε Ἀνάφης ὁ Ὀτάνεω.
Ὑρκάνιοι δὲ κατά περ Πέρσαι ἐσεσάχατο, ἡγεμόνα παρεχόμε-
νοι Μεγάπανον τὸν Βαβυλῶνος ὕστερον τούτων ἐπιτροπεύ-
63 σαντα. Ἀσσύριοι δὲ στρατευόμενοι περὶ μὲν τῇσι κεφαλῇσι
εἶχον χάλκεά τε κράνεα καὶ πεπλεγμένα τρόπον τινὰ
βάρβαρον οὐκ εὐαπήγητον, ἀσπίδας δὲ καὶ αἰχμὰς καὶ
ἐγχειρίδια παραπλήσια τῇσι Αἰγυπτίῃσι <μαχαίρῃσι> εἶχον,
πρὸς δὲ ῥόπαλα ξύλων τετυλωμένα σιδήρῳ καὶ λινέους
θώρηκας. οὗτοι δὲ ὑπὸ μὲν Ἑλλήνων ἐκαλέοντο Σύριοι, ὑπὸ δὲ
δὲ τῶν βαρβάρων Ἀσσύριοι {ἐκλήθησαν}. {τούτων δὲ μεταξὺ
64 Χαλδαῖοι.} ἦρχε δέ σφεων Ὀτάσπης ὁ Ἀρταχαίεω. Βάκτριοι
δὲ περὶ μὲν τῇσι κεφαλῇσι ἀγχοτάτω τῶν Μηδικῶν <τιάρας>
ἔχοντες ἐστρατεύοντο, τόξα δὲ καλάμινα ἐπιχώρια καὶ
αἰχμὰς βραχέας. (2) Σάκαι δὲ {οἱ Σκύθαι} περὶ μὲν τῇσι
κεφαλῇσι κυρβασίας ἐς ὀξὺ ἀπηγμένας ὀρθὰς εἶχον πεπη-
γυίας, ἀναξυρίδας δὲ ἐνεδεδύκεσαν, τόξα δὲ ἐπιχώρια καὶ
ἐγχειρίδια, πρὸς δὲ καὶ {ἀξίνας} σαγάρις εἶχον. τούτους
δὲ ἐόντας Σκύθας Ἀμυργίους Σάκας ἐκάλεον· οἱ γὰρ Πέρσαι

949 ἄνδρα A: om. d 950 Μηδείης d: Μηδέης A Ἀθηνέων A: -αίων d 951 δὲ d: om. A 954 Ἀνάφης AD: Ἀναφάνης r 958 κράνεα d: om. A τινὰ τρόπον d 960 suppl. Stein: cf. c. 91 962 ἐκαλέοντο d: καλέονται A 963 del. Holford-Strevens del. Stein 964 Ἀρταχαίεω Stein: -χαίου 965 ἀγχοτάτω d: ἀγχότατα A <τιάρας> post Μηδικῶν suppl. Van Herwerden, post ἔχοντες Sitzler: <κυνέας> vel <πίλους> Blaydes 967 del. Blakesley μὲν d: om. A 969 ἐνεδεδύκεσαν A: ἐνδ- d 970 καὶ A: om. d del. Naber σαγάρις C: -εις AD: σαγγάρεις r 971 Ἀμυργίους] Αὐμ- A^{ac} ut videtur γὰρ A: δὲ d

πάντας τοὺς Ϲκύθας καλέουϲι Ϲάκας. Βακτρίων δὲ καὶ
Ϲακέων ἦρχε Ὑϲτάϲπης ὁ Δαρείου τε καὶ Ἀτόϲϲης τῆς Κύρου.
Ἰνδοὶ δὲ εἵματα μὲν ἐνδεδυκότες <ἦϲαν> ἀπὸ ξύλων πεποιη- 65
μένα, τόξα δὲ καλάμινα εἶχον καὶ ὀϊϲτοὺς καλαμίνους·
ἐπὶ δὲ ϲίδηρος ἦν. ἐϲταλμένοι μὲν δὴ ἦϲαν οὕτως Ἰνδοί,
προϲετετάχατο δὲ <Αἰθίοψι> ϲυϲτρατευόμενοι Φαρναζάθρῃ
τῷ Ἀρταβάτεω. Ἄριοι δὲ τόξοιϲι μὲν ἐϲκευαϲμένοι ἦϲαν 66
Μηδικοῖϲι, τὰ δὲ ἄλλα κατά περ Βάκτριοι. Ἀρίων δὲ ἦρχε
Ϲιϲάμνης ὁ Ὑδάρνεος. Πάρθοι δὲ καὶ Χοράϲμιοι καὶ Ϲόγδοι τε
καὶ Γανδάριοι καὶ Δαδίκαι τὴν αὐτὴν ϲκευὴν ἔχοντες τὴν καὶ
Βάκτριοι ἐϲτρατεύοντο. (2) *τούτων δὲ ἦρχον οἵδε, Πάρθων*
μὲν καὶ Χοραϲμίων Ἀρτάβαζος ὁ Φαρνάκεος, Ϲόγδων δὲ
Ἀζάνης ὁ Ἀρταίου, Γανδαρίων δὲ καὶ Δαδικέων Ἀρτύφιος
ὁ Ἀρταβάνου. Κάϲπιοι δὲ ϲιϲύρνας τε ἐνδεδυκότες καὶ τόξα 67
ἐπιχώρια καλάμινα ἔχοντες καὶ ἀκινάκεας ἐϲτρατεύοντο.
οὗτοι μὲν οὕτω ἐϲκευάδατο, ἡγεμόνα παρεχόμενοι Ἀριό-
μαρδον τὸν Ἀρτυφίου ἀδελφεόν, Ϲαράγγαι δὲ εἵματα μὲν
βεβαμμένα ἔχοντες ἐνέπρεπον, πέδιλα δὲ ἐς γόνυ ἀνατείν-
οντα εἶχον, τόξα δὲ καὶ αἰχμὰς Μηδικάς. Ϲαραγγέων δὲ ἦρχε
Φερενδάτης ὁ Μεγαβάζου. (2) *Πάκτυες δὲ ϲιϲυρνοφόροι τε*
ἦϲαν καὶ τόξα ἐπιχώρια εἶχον καὶ ἐγχειρίδια. Πάκτυες δὲ
ἄρχοντα παρείχοντο Ἀρταΰντην τὸν Ἰθαμίτρεω. Οὔτιοι δὲ 68
καὶ Μύκοι τε καὶ Παρικάνιοι ἐϲκευαϲμένοι ἦϲαν κατά περ
Πάκτυες. τούτων δὲ ἦρχον οἵδε, Οὐτίων μὲν καὶ Μύκων
Ἀρϲαμένης ὁ Δαρείου, Παρικανίων δὲ Ϲιρομίτρης ὁ Οἰοβάζου.
Ἀράβιοι δὲ ζειρὰς ὑπεζωμένοι ἦϲαν, τόξα δὲ παλίντονα 69

972 *καλέουϲι* AR: *-εῦϲι* D: *-οῦϲι* r 974 suppl. Blaydes: *<εἰρίων>* Van Herwerden, qui etiam *ξύλου* pro *ξύλων* malebat 976 *ϲίδηρος* d: *-ον* A 977 suppl. Powell *Φαρναζάθρῃ* d: *-ζάθῃ* A 978 *μὲν* AD: *δὲ* r 984 *Ἀζάνης* A: *Ἀρτάνης* d *Ἀρτύφιος* A: *Ἀρτύβιος* d 986 *ἀκινάκεας* d: *-άκας* A 987 *οὕτω μὲν οὗτοι* A 988 *Ἀρτυφίου* A: *Ἀρτυβίου* d 989 *ἐνέπρεπον ἔχοντες* A 993 *Ἀρταΰντην* D: *-ύτην* r: *Ἀρτύντην* A *Ἰθαμίτρεω* Y, Schweighäuser: *-μάτρεω* A: *Ἰτραμίτεω* d 996 *Οἰοβάζου* A: *Οἰβάζου* d 997 *ὑπεζωμένοι* A: *-ωϲμένοι* d

εἶχον, πρὸϲ δὲ ξίφεα μακρά. Αἰθίοπεϲ δὲ <οἱ ὑπὲρ Αἰγύπτου οἰκημένοι> παρδαλέαϲ τε καὶ λεοντέαϲ ἐναμμένοι τόξα {δὲ} εἶχον ἐκ φοίνικοϲ ϲπάθηϲ πεποιημένα, μακρά, τετραπήχεων οὐκ ἐλάϲϲω, ἐπὶ δὲ καλαμίνουϲ ὀϊϲτοὺϲ ϲμικρούϲ, ἀντὶ δὲ ϲιδήρου ἐπῆν λίθοϲ ὀξὺϲ πεποιημένοϲ, τῷ καὶ τὰϲ ϲφρηγῖδαϲ γλύφουϲι· πρὸϲ δὲ αἰχμὰϲ εἶχον, ἐπὶ δὲ κέραϲ δορκάδοϲ ἐπῆν ὀξὺ πεποιημένον τρόπον λόγχηϲ· εἶχον δὲ καὶ ῥόπαλα τυλωτά. τοῦ δὲ ϲώματοϲ τὸ μὲν ἥμιϲυ ἐξηλείφοντο γύψῳ ἰόντεϲ ἐϲ μάχην, τὸ δὲ ἕτερον {ἥμιϲυ} μίλτῳ. (2) Ἀραβίων δὲ καὶ Αἰθιόπων τῶν ὑπὲρ Αἰγύπτου οἰκημένων ἦρχε Ἀρϲάμηϲ ὁ Δαρείου <τε> καὶ Ἀρτυϲτώνηϲ τῆϲ Κύρου θυγατρόϲ, τὴν μάλιϲτα ϲτέρξαϲ τῶν γυναικῶν Δαρεῖοϲ εἰκὼ χρυϲέην
70 ϲφυρήλατον ἐποιήϲατο. τῶν μὲν δὴ ὑπὲρ Αἰγύπτου Αἰθιόπων καὶ Ἀραβίων ἦρχε Ἀρϲάμηϲ, οἱ δὲ ἀπὸ ἡλίου ἀνατολέων Αἰθίοπεϲ (διξοὶ γὰρ δὴ ἐϲτρατεύοντο) προϲετετάχατο τοῖϲι Ἰνδοῖϲι, διαλλάϲϲοντεϲ εἶδοϲ μὲν οὐδὲν τοῖϲι ἑτέροιϲι, φωνὴν δὲ καὶ τρίχωμα μοῦνον· οἱ μὲν γὰρ ἀπὸ ἡλίου <ἀνατολέων> Αἰθίοπεϲ ἰθύτριχέϲ εἰϲι, οἱ δ' ἐκ τῆϲ Λιβύηϲ οὐλότατον τρίχωμα ἔχουϲι πάντων ἀνθρώπων. (2) οὗτοι δὲ οἱ ἐκ τῆϲ Ἀϲίηϲ Αἰθίοπεϲ τὰ μὲν πλέω κατά περ Ἰνδοὶ ἐϲεϲάχατο, προμετωπίδια δὲ ἵππων εἶχον ἐπὶ τῇϲι κεφαλῇϲι ϲύν τε τοῖϲι ὠϲὶ ἐκδεδαρμένα καὶ τῇ λοφιῇ· καὶ ἀντὶ μὲν λόφου ἡ λοφιὴ κατέχρα, τὰ δὲ ὦτα τῶν ἵππων ὀρθὰ πεπηγότα εἶχον· προβλήματα δὲ ἀντ' ἀϲπίδων ἐποιεῦντο γεράνων δοράϲ.
71 Λίβυεϲ δὲ ϲκευὴν μὲν ϲκυτίνην ἤιϲαν ἔχοντεϲ, ἀκοντίοιϲι δὲ ἐπικαύτοιϲι χρεώμενοι. ἄρχοντα δὲ παρείχοντο Μαϲϲάγην

998–1000 *πρὸϲ … εἶχον* A: om. d 998 *πρὸϲ δὲ ξίφεα* Powell: *προϲδέξια* suppl. Powell 999 del. Krüger 1001 *ϲμικρούϲ* edd.: *μικρούϲ* Ad: *μακρούϲ* CP 1002 *λίθοϲ ἐπῆν* d *ϲφρηγῖδαϲ* AD: *ϲφραγ-* r 1003 *δορκάδοϲ*] *ζορκάδοϲ* Blaydes 1005 *γύψῳ* A: *γύψον* d 1006 *ἕτερον* d: *ἄλλο* A: del. Kallenberg del. Wilson 1007 *τῶν* Ar: om. D 1008 suppl. Stein 1011 *ἀνατολέων* Ar: *ἀντ-* D 1014 *<ἀνατολέων>* B[pc], Van Herwerden 1018 *προμετωπίδια* S: *-ωπίδα* d: *-ώπια* A 1019 *τῇ λοφιῇ* A: *τῇϲι -ῇϲι* d 1022 *ἔχοντεϲ* A: *εἶχον* d 1023 *Μαϲϲάγην* A: *Μαϲάγην* D: *Μαϲάγγην* r

τὸν Ὀαρίζου. Παφλαγόνεϲ δὲ ἐϲτρατεύοντο ἐπὶ μὲν τῇϲι 72
κεφαλῇϲι κράνεα πεπλεγμένα ἔχοντεϲ, ἀϲπίδαϲ δὲ ϲμικρὰϲ
αἰχμάϲ τε οὐ μεγάλαϲ, πρὸϲ δὲ ἀκόντια καὶ ἐγχειρίδια, περὶ
δὲ τοὺϲ πόδαϲ πέδιλα ἐπιχώρια ἐϲ μέϲην κνήμην ἀνατείν-
οντα. Λίγυεϲ δὲ καὶ Ματιηνοὶ καὶ Μαριανδυνοί τε καὶ Ϲύροι
τὴν αὐτὴν ἔχοντεϲ Παφλαγόϲι ἐϲτρατεύοντο. οἱ δὲ Ϲύροι
οὗτοι ὑπὸ Περϲέων Καππαδόκαι καλέονται. (2) Παφλαγόνων
μέν νυν καὶ Ματιηνῶν Δῶτοϲ ὁ Μεγαϲίδρου ἦρχε,
Μαριανδυνῶν δὲ καὶ Λιγύων καὶ Ϲύρων Γωβρύηϲ ὁ Δαρείου
τε καὶ Ἀρτυϲτώνηϲ. Φρύγεϲ δὲ ἀγχοτάτω τῆϲ Παφλαγονικῆϲ 73
ϲκευὴν εἶχον, ὀλίγον παραλλάϲϲοντεϲ. οἱ δὲ Φρύγεϲ, ὡϲ
Μακεδόνεϲ λέγουϲι, ἐκαλέοντο Βρίγεϲ χρόνον ὅϲον
Εὐρωπήιοι ἐόντεϲ ϲύνοικοι ἦϲαν Μακεδόϲι, μεταβάντεϲ δὲ ἐϲ
τὴν Ἀϲίην ἅμα τῇ χώρῃ καὶ τὸ οὔνομα μετέβαλον ἐϲ Φρύγαϲ·
Ἀρμένιοι δὲ κατά περ Φρύγεϲ ἐϲεϲάχατο, ἐόντεϲ Φρυγῶν
ἄποικοι. τούτων ϲυναμφοτέρων ἦρχε Ἀρτόχμηϲ, ἔχων
Δαρείου θυγατέρα. Λυδοὶ δὲ ἀγχοτάτω τῶν Ἑλληνικῶν εἶχον 74
ὅπλα. οἱ δὲ Λυδοὶ Μηίονεϲ ἐκαλεῦντο τὸ πάλαι, ἐπὶ δὲ Λυδοῦ
τοῦ Ἄτυοϲ ἔϲχον τὴν ἐπωνυμίην, μεταβαλόντεϲ τὸ οὔνομα.
Μυϲοὶ δὲ ἐπὶ μὲν τῇϲι κεφαλῇϲι εἶχον κράνεα ἐπιχώρια,
ἀϲπίδαϲ δὲ ϲμικράϲ, ἀκοντίοιϲι δὲ ἐχρέωντο ἐπικαύτοιϲι.
(2) οὗτοι δέ εἰϲι Λυδῶν ἄποικοι, ἀπ' Ὀλύμπου δὲ ὄρεοϲ
καλέονται Ὀλυμπιηνοί. Λυδῶν δὲ καὶ Μυϲῶν ἦρχε
Ἀρταφέρνηϲ ὁ Ἀρταφέρνεοϲ, ὃϲ ἐϲ Μαραθῶνα ἐϲέβαλε ἅμα
Δάτι. Θρήικεϲ δὲ ἐπὶ μὲν τῇϲι κεφαλῇϲι ἀλωπεκέαϲ ἔχοντεϲ 75
ἐϲτρατεύοντο, περὶ δὲ τὸ ϲῶμα κιθῶναϲ, ἐπὶ δὲ ζειρὰϲ

1024 *Ὀαρίζου* A: *Ἀορίζου* d *ἐϲτρατεύοντο* A: om. d 1025 *ἔχοντεϲ* ante *κράνεα* traiecit d *δὲ* d: *τε* A *ϲμικρὰϲ* Stein: *μικρὰϲ* 1026 *τε* A: *δὲ* d 1030 *οὗτοι* d: om. A 1031 *Μεγαϲίδρου* A: *-ίδου* d 1032 *Γωβρύηϲ* d: *Βρύηϲ* A 1034 *ὀλίγον* AX^{s1}S: *ὀλίγην* d 1035 *Βρίγεϲ* d: *Φρίγεϲ* A 1036 *Εὐρωπήιοι* C: *-πειοι* A: *-πιοι* d *ϲύνοικοι ἦϲαν* d: *ϲυνοίκηϲαν* A 1037 *ἐϲ Φρύγαϲ* del. Gomperz 1039–40 *Δαρείου ἔχων* d 1041 *Μηίονεϲ* C: *Μη(ι)όνεϲ* Ad *τὸ* d: om. A 1044 *ϲμικράϲ* Stein: *μικράϲ* 1045 *Ὀλύμπου* AR: *Οὐλ-* d *ὄρεοϲ* A: *οὔρεοϲ* d 1049 *κιθῶναϲ* A: *χιτῶναϲ* d

περιβεβλημένοι ποικίλας, περὶ δὲ τοὺς πόδας τε καὶ τὰς
κνήμας πέδιλα νεβρῶν, πρὸς δὲ ἀκόντιά τε καὶ πέλτας καὶ
ἐγχειρίδια cμικρά. (2) οὗτοι δὲ διαβάντες μὲν ἐς τὴν Ἀcίην
ἐκλήθηcαν Βιθυνοί, τὸ δὲ πρότερον ἐκαλέοντο, ὡς αὐτοὶ
λέγουcι, Cτρυμόνιοι, οἰκέοντες ἐπὶ Cτρυμόνι· ἐξαναcτῆναι δέ
φαcι ἐξ ἠθέων ὑπὸ Τευκρῶν τε καὶ Μυcῶν. Θρηίκων δὲ τῶν
76 ἐν τῇ Ἀcίῃ ἦρχε Βαccάκης ὁ Ἀρταβάνου <. . . > ἀcπίδας δὲ
ὠμοβοΐνας εἶχον cμικράς, καὶ προβόλους δύο Λυκιοεργέας
ἕκαcτος εἶχε, ἐπὶ δὲ τῇcι κεφαλῇcι κράνεα χάλκεα· πρὸς δὲ
τοῖcι κράνεcι ὦτά τε καὶ κέρεα προcῆν βοὸς χάλκεα, ἐπῆcαν
δὲ καὶ λόφοι· τὰς δὲ κνήμας ῥάκεcι φοινικέοιcι κατειλίχατο.
77 ἐν τούτοιcι τοῖcι ἀνδράcι Ἄρεός ἐcτι χρηcτήριον. Καβηλέες δὲ
οἱ Μηίονες, Λαcόνιοι δὲ καλεύμενοι, τὴν αὐτὴν Κίλιξι εἶχον
cκευήν, τὴν ἐγώ, ἐπεὰν κατὰ τὴν Κιλίκων τάξιν διεξιὼν
γένωμαι, τότε cημανέω. Μιλύαι δὲ αἰχμάς τε βραχέας εἶχον
καὶ εἵματα ἐνεπεπορπέατο· εἶχον δὲ αὐτῶν τόξα μετεξέτεροι
Λύκια, περὶ δὲ τῇcι κεφαλῇcι ἐκ διφθερέων πεποιημένας
78 κυνέας. τούτων πάντων ἦρχε Βάδρης ὁ Ὑcτάνεος. Μόcχοι δὲ
περὶ μὲν τῇcι κεφαλῇcι κυνέας ξυλίνας εἶχον, ἀcπίδας δὲ καὶ
αἰχμὰς cμικράς· λόγχαι δὲ ἐπῆcαν μεγάλαι. Τιβαρηνοὶ δὲ καὶ
Μάκρωνες καὶ Μοccύνοικοι κατά περ Μόcχοι ἐcκευαcμένοι
ἐcτρατεύοντο. τούτους δὲ cυνέταccον ἄρχοντες οἵδε, Μόcχους
μὲν καὶ Τιβαρηνοὺς Ἀριόμαρδος ὁ Δαρείου τε παῖς καὶ
Πάρμυος τῆς Cμέρδιος τοῦ Κύρου, Μάκρωνας δὲ καὶ
Μοccυνοίκους Ἀρταΰκτης ὁ Χεράcμιος, ὃς Cηcτὸν τὴν ἐν

1050 τὰς d: om. A 1052 cμικρά Stein: μικρά 1055 ἐξ ἠθέων φαcί(ν) d 1056 Βαccάκης AR: Βαγαc(c)άκης d lacunam statuit de Pauw: <Πιcίδαι> δὲ ἀcπίδας Stein, qui etiam de Ὑτενέες cogitavit 1057 Λυκιοεργέας coniecit Athenaeus 486 E: λυκο- Athenaei exemplar, d: λυκεργέας A 1058 πρὸς A: ἐπὶ d 1061 Καβηλέες AD: Καμη- r 1062 Λαcόνιοι D: -νειοι A: Λαcίνιοι r 1064 Μιλύαι A: Μινύαι d 1065 ἐνεπεπορπέατο A: ἐνεπορ- d 1069 cμικράς A: μι- d 1071 cυνέταccον AD: -οντο r 1072 Ἀριόμαρδος A: Ἀριόβ- r: Ἀριάβ- D τε Ar: om. D 1074 Μοccυνοίκους AD: Μοcυ- r Ἀρταΰκτης A: Αὐτάρκης d Χεράcμιος A: Χορ- vel Χωρ- d

Ἑλληϲπόντῳ ἐπετρόπευε. Μᾶρεϲ δὲ ἐπὶ μὲν τῇϲι κεφαλῇϲι 79
κράνεα ἐπιχώρια πλεκτὰ εἶχον, ἀϲπίδαϲ δὲ δερματίναϲ
ϲμικρὰϲ καὶ ἀκόντια. Κόλχοι δὲ περὶ μὲν τῇϲι κεφαλῇϲι
κράνεα ξύλινα, ἀϲπίδαϲ δὲ ὠμοβοΐναϲ ϲμικρὰϲ αἰχμάϲ τε
βραχέαϲ, πρὸϲ δὲ μαχαίραϲ εἶχον. Μαρῶν δὲ καὶ Κόλχων
ἦρχε Φαρανδάτηϲ ὁ Τεάϲπιοϲ. Ἀλαρόδιοι δὲ καὶ Ϲάϲπειρεϲ
κατά περ Κόλχοι ὡπλιϲμένοι ἐϲτρατεύοντο. τούτων δὲ
Μαϲίϲτιοϲ ὁ Ϲιρομίτρεω ἦρχε. τὰ δὲ νηϲιωτικὰ ἔθνεα τὰ ἐκ 80
τῆϲ Ἐρυθρῆϲ θαλάϲϲηϲ ἑπόμενα, νήϲων δὲ ἐν τῇϲι τοὺϲ
ἀναϲπάϲτουϲ καλεομένουϲ κατοικίζει βαϲιλεύϲ, ἀγχοτάτω
τῶν Μηδικῶν εἶχον ἐϲθῆτά τε καὶ ὅπλα. τούτων δὲ τῶν
νηϲιωτέων ἦρχε Μαρδόντηϲ ὁ Βαγαίου, ὃϲ ἐν Μυκάλῃ
ϲτρατηγέων δευτέρῳ ἔτεϊ τούτων ἐτελεύτηϲε ἐν τῇ μάχῃ.
Ταῦτα ἦν τὰ κατ' ἤπειρον ϲτρατευόμενά τε ἔθνεα καὶ 81
τεταγμένα ἐϲ τὸν πεζόν. τούτου ὦν τοῦ ϲτρατοῦ ἦρχον μὲν
οὗτοι οἵ περ εἰρέαται, καὶ οἱ διατάξαντεϲ καὶ ἐξαριθμήϲαντεϲ
οὗτοι ἦϲαν καὶ χιλιάρχαϲ τε καὶ μυριάρχαϲ ἀποδέξαντεϲ,
ἑκατοντάρχαϲ δὲ καὶ δεκάρχαϲ οἱ μυριάρχαι. τελέων δὲ
καὶ ἐθνέων ἦϲαν ἀπαξοὶ ϲημάντορεϲ. ἦϲαν μὲν δὴ οὗτοι οἵ 82
περ εἰρέαται ἄρχοντεϲ, ἐϲτρατήγεον δὲ τούτων τε καὶ τοῦ
ϲύμπαντοϲ ϲτρατοῦ τοῦ πεζοῦ Μαρδόνιόϲ τε ὁ Γωβρύεω καὶ
Τριτανταίχμηϲ ὁ Ἀρταβάνου τοῦ γνώμην θεμένου μὴ ϲτρα-
τεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα καὶ Ϲμερδομένηϲ ὁ Ὀτάνεω,
Δαρείου ἀμφότεροι οὗτοι ἀδελφεῶν παῖδεϲ, Ξέρξῃ δὲ
ἐγίνοντο ἀνεψιοί, καὶ Μαϲίϲτηϲ ὁ Δαρείου τε καὶ Ἀτόϲϲηϲ
παῖϲ καὶ Γέργιϲ ὁ Ἀριάζου καὶ Μεγάβυξοϲ ὁ Ζωπύρου. οὗτοι 83

1077 ϲμικρὰϲ C: μικρὰϲ Ad 1078 ϲμικρὰϲ B: μικρὰϲ Ad 1079 πρὸϲ δὲ <καὶ> Nor[pc] 1080 Φαρανδάτηϲ A: Φερ- d 1081 ὡπλιϲμένοι d: ὁπ- A 1085 τούτων A: -έων d 1088 τε d: om. A 1089 τὸν d: τὸ A μὲν A: om. d 1092 δὲ AD: τε r τελέων] πολίων Pingel: an ταξίων? 1093 ἀπαξοὶ Wilson: ἄλλοι: ἄλλοι <οἱ> Macan 1094 τε A: om. d 1097 Ϲμερδομένηϲ d: Ζερδομένηϲ A Ὀτάνεω P[pc]: -εοϲ Ad 1099 Μαϲίϲτηϲ A: Μαϲϲίϲηϲ d Ἀτόϲϲηϲ τε καὶ Δαρείου A 1100 Γέργιϲ A: Γέργηϲ d Ἀρίαζου d: Ἀρίζου A Μεγάβυξοϲ A: -βαζοϲ D: -βυζοϲ r

ἦϲαν ϲτρατηγοὶ τοῦ ϲύμπαντοϲ πεζοῦ χωρὶϲ τῶν μυρίων. τῶν δὲ μυρίων τούτων Περϲέων τῶν ἀπολελεγμένων ἐϲτρατήγεε μὲν Ὑδάρνηϲ ὁ Ὑδάρνεοϲ, ἐκαλέοντο δὲ ἀθάνατοι οἱ Πέρϲαι οὗτοι ἐπὶ τοῦδε· εἴ τιϲ αὐτῶν ἐξέλιπε τὸν ἀριθμὸν ἢ θανάτῳ βιηθεὶϲ ἢ νούϲῳ, ἄλλοϲ ἀνὴρ ἀραίρητο, καὶ ἐγίνοντο οὐδαμὰ οὔτε πλεῦνεϲ μυρίων οὔτε ἐλάϲϲονεϲ. (2) κόϲμον δὲ πλεῖϲτον παρείχοντο διὰ πάντων {Πέρϲαι} καὶ αὐτοὶ ἄριϲτοι ἦϲαν. ϲκευὴν μὲν τοιαύτην εἶχον ἥ περ εἴρηται, χωρὶϲ δὲ χρυϲόν τε πολλὸν καὶ <ἄργυρον> ἄφθονον ἔχοντεϲ ἐνέπρεπον. ἁρμαμάξαϲ τε ἅμα ἤγοντο, ἐν δὲ παλλακὰϲ καὶ θεραπηίην πολλήν τε καὶ εὖ ἐϲκευαϲμένην. ϲῖτα δέ ϲφι, χωρὶϲ τῶν ἄλλων ϲτρατιωτέων, κάμηλοί τε καὶ ὑποζύγια ἦγον.

84 Ἱππεύει δὲ ταῦτα τὰ ἔθνεα <πάντα>· πλὴν οὐ πάντα παρείχετο ἵππον, ἀλλὰ τοϲάδε μοῦνα, Πέρϲαι μὲν τὴν αὐτὴν ἐϲκευαϲμένοι καὶ ὁ πεζὸϲ αὐτῶν, πλὴν ἐπὶ τῇϲι κεφαλῇϲι εἶχον μετεξέτεροι {ἔνιοι} αὐτῶν καὶ χάλκεα καὶ ϲιδήρεα
85 ἐξεληλαμένα ποιήματα. εἰϲὶ δέ τινεϲ νομάδεϲ ἄνθρωποι, Ϲαγάρτιοι καλεόμενοι, ἔθνοϲ μὲν Περϲικὸν καὶ φωνῇ, ϲκευὴν δὲ μεταξὺ ἔχουϲι πεποιημένην τῆϲ τε Περϲικῆϲ καὶ τῆϲ Πακτυϊκῆϲ· οἳ παρείχοντο μὲν ἵππον ὀκτακιϲχιλίην, ὅπλα δὲ οὐ νομίζουϲι ἔχειν οὔτε χάλκεα οὔτε ϲιδήρεα ἔξω ἐγχειριδίων, χρέωνται δὲ ϲειρῇϲι πεπλεγμένῃϲι ἐξ ἱμάντων. (2) ταύτῃϲι πίϲυνοι ἔρχονται ἐϲ πόλεμον· ἡ δὲ μάχη τούτων τῶν ἀνδρῶν ἥδε· ἐπεὰν ϲυμμίϲγωϲι τοῖϲι πολεμίοιϲι,

1101 ϲύμπαντοϲ <ϲτρατοῦ> A, quo recepto <τοῦ> suppl. Stein 1102 τούτων <τῶν> D 1104 οὗτοι <διὰ τάδε> A 1105 βιηθεὶϲ A: βιω- d ἀραίρητο Ar: ἀναίρητο D 1106 οὔτε¹ om. d 1107 del. Dobree: an Περϲέων? 1109 πολλὸν χρυϲὸν (om. τε) A suppl. Powell 1113 ἱππεύει] ἵππευε Stein <ταὐτὰ> ταῦτα Pingel suppl. Macan 1116 μετεξέτεροι d: om. A ἔνιοι om. Y, del. Wesseling 1117 ποιήματα] an πιλήματα? 1118 Ϲαγάρτιοι A: Ϲαργάτιοι d Περϲικὸν <γένεΐ τε> Van Herwerden καὶ abesse malebat Hude: τῇ Blaydes 1121 ἔξω ἐγχειριδίων A: ἐκτὸϲ ἐγχειριδίου d 1123 ταύτῃϲι A: τῇϲι d 1124 ϲυμμίϲγωϲι Ar: -μιγ- D

*βάλλουϲι τὰϲ ϲειρὰϲ ἐπ' ἄκρῳ βρόχουϲ ἐχούϲαϲ· ὅτευ δ' ἂν
τύχῃ, ἤν τε ἵππου ἤν τε ἀνθρώπου, ἐπ' ἑωυτὸν ἕλκει· οἱ δὲ ἐν
ἕρκεϲι ἐμπαλαϲϲόμενοι διαφθείρονται. τούτων μὲν αὕτη ἡ
μάχη, καὶ ἐπετετάχατο ἐϲ τοὺϲ Πέρϲαϲ. Μῆδοι δὲ τήν περ ἐν* 86
*τῷ πεζῷ εἶχον ϲκευήν, καὶ Κίϲϲιοι ὡϲαύτωϲ. Ἰνδοὶ δὲ ϲκευῇ
μὲν ἐϲεϲάχατο τῇ αὐτῇ καὶ ἐν τῷ πεζῷ, ἤλαυνον δὲ κέλητας
καὶ ἅρματα· ὑπὸ δὲ τοῖϲι ἅρμαϲι ὑπῆϲαν ἵπποι καὶ ὄνοι
ἄγριοι. Βάκτριοι δὲ ἐϲκευάδατο ὡϲαύτωϲ καὶ ἐν τῷ πεζῷ,
καὶ Κάϲπιοι ὁμοίωϲ. (2) Λίβυεϲ δὲ καὶ αὐτοὶ κατά περ ἐν τῷ
πεζῷ· ἤλαυνον δὲ καὶ οὗτοι πάντεϲ ἅρματα. ὣϲ δ' αὔτωϲ
†Κάϲπιοι† καὶ Παρικάνιοι ἐϲεϲάχατο ὁμοίωϲ καὶ ἐν τῷ πεζῷ.
Ἀράβιοι δὲ ϲκευὴν μὲν εἶχον τὴν αὐτὴν καὶ ἐν τῷ πεζῷ, ἤλαυ-
νον δὲ πάντεϲ καμήλουϲ ταχυτῆτι οὐ λειπομέναϲ ἵππων.
ταῦτα τὰ ἔθνεα μοῦνα ἵππευε, ἀριθμὸϲ δὲ τῆϲ ἵππου ἐγένετο* 87
*ὀκτὼ μυριάδεϲ, πάρεξ τῶν καμήλων καὶ τῶν ἁρμάτων. οἱ
μέν νυν ἄλλοι ἱππέεϲ ἐτετάχατο κατὰ τέλεα, Ἀράβιοι δὲ
ἔϲχατοι ἐπετετάχατο. ἅτε γὰρ τῶν ἵππων οὔτι ἀνεχομένων
τὰϲ καμήλουϲ ὕϲτεροι ἐτετάχατο, ἵνα μὴ φοβέοιτο τὸ
ἱππικόν. ἵππαρχοι δὲ ἦϲαν Ἁρμαμίθρηϲ τε καὶ Τίθαιοϲ Δάτιοϲ* 88
*παῖδεϲ. ὁ δὲ τρίτοϲ ϲφι ϲυνίππαρχοϲ Φαρνούχηϲ κατελέλειπτο
ἐν Ϲάρδιϲι νοϲέων. ὡϲ γὰρ ὁρμῶντο ἐκ Ϲαρδίων, ἐϲ ϲυμφορὴν
ἐνέπεϲε ἀνεθέλητον. ἐλαύνοντι γάρ οἱ ὑπὸ τοὺϲ πόδαϲ τοῦ
ἵππου ὑπέδραμε κύων, καὶ ὁ ἵπποϲ οὐ προϊδὼν ἐφοβήθη τε
καὶ ϲτὰϲ ὀρθὸϲ ἀπεϲείϲατο τὸν Φαρνούχεα, πεϲὼν δὲ αἷμά τε
ἤμεε καὶ ἐϲ φθίϲιν περιῆλθε ἡ νοῦϲοϲ. (2) τὸν δὲ ἵππον αὐτίκα*

1126 *ἐν* A: om. d: <*ὡϲ*> *ἐν* Stein 1127 *ἐμπαλαϲϲόμενοι* A: *ἐμπλαϲϲ-* D: *ἐμπαλλαϲϲ-* r *ἡ* d: om. A 1130 *τῇ αὐτῇ* A: *τὴν αὐτὴν* d 1133 *αὐτοὶ* A: *οὗτοι* d 1135 *Κάϲπιοι*] *Πάκτυεϲ* Stein: *Κάϲπειροι* Reiz: *Κάϲιοι* Larcher: *Ϲάκαι* Powell 1136 *αὐτὴν* <*ἣν*> A 1137 *ταχυτῆτι* d: *-ῆτα* A: <*ἐϲ*> *ταχυτῆτα* Stein 1138 *ἵππευε* d: *ἱππεύει* A 1139 *μυριάδεϲ ὀκτώ* D 1141 *ἐπετετάχατο* A: *ἐτε-* d 1141–3 *γὰρ* et *ὕϲτεροι ... ἱππικόν* del. Powell 1142 *φοβέοιτο* A: *φοβοῖτο* d 1144 *ϲφι* AS: *ϲφιϲι* d *κατελέλειπτο* A^{pc}r: *καταλ-* A^{ac}DR 1145 *ὁρμῶντο* C: *ὡρ-* Ad *ἐϲ* Van Herwerden: *ἐπὶ* 1146 *ἐνέπεϲε* d: *περιέπεϲε* A

κατ' ἀρχὰς ἐποίηςαν οἱ οἰκέται ὡς ἐκέλευε· ἐς τὸν χῶρον
ἐν τῷ περ κατέβαλε τὸν δεςπότην ἀπαγαγόντες, ἐν τοῖςι
γούναςι ἀπέταμον τὰ ςκέλεα. Φαρνούχης μὲν οὕτω παρελύθη
τῆς ἡγεμονίης.
89 *Τῶν δὲ τριηρέων ἀριθμὸς μὲν ἐγένετο ἑπτὰ καὶ διηκόςιαι*
καὶ χίλιαι, παρείχοντο δὲ αὐτὰς οἵδε, Φοίνικες μὲν ςὺν
Cυρίοιςι τοῖςι ἐν τῇ Παλαιςτίνῃ τριηκοςίας, ὧδε ἐςκευας-
μένοι· περὶ μὲν τῇςι κεφαλῇςι κυνέας εἶχον ἀγχοτάτω
πεποιημένας τρόπον τὸν Ἑλληνικόν, ἐνδεδυκότες δὲ
θώρηκας λινέους, ἀςπίδας δὲ ἴτυς οὐκ ἐχούςας εἶχον καὶ
ἀκόντια. (2) *οὗτοι δὲ οἱ Φοίνικες τὸ παλαιὸν οἴκεον, ὡς αὐτοὶ*
λέγουςι, ἐπὶ τῇ Ἐρυθρῇ θαλάςςῃ, ἐνθεῦτεν δὲ ὑπερβάντες τῆς
Cυρίης οἰκέουςι τὰ παρὰ θάλαςςαν. τῆς δὲ Cυρίης τοῦτο τὸ
χωρίον καὶ τὸ μέχρι Αἰγύπτου πᾶν Παλαιςτίνη καλέεται.
Αἰγύπτιοι δὲ νέας παρείχοντο διηκοςίας. (3) *οὗτοι δὲ εἶχον*
περὶ μὲν τῇςι κεφαλῇςι κράνεα χηλευτά, ἀςπίδας δὲ κοίλας,
τὰς ἴτυς μεγάλας ἐχούςας, καὶ δόρατά τε ναύμαχα καὶ
τύχους μεγάλους. τὸ δὲ πλῆθος αὐτῶν θωρηκοφόροι ἦςαν,
90 *μαχαίρας δὲ μεγάλας εἶχον. οὗτοι μὲν οὕτω ἐςτάλατο,*
Κύπριοι δὲ παρείχοντο νέας πεντήκοντα καὶ ἑκατόν,
ἐςκευαςμένοι ὧδε. τὰς μὲν κεφαλὰς εἰλίχατο μίτρῃςι οἱ
βαςιλέες αὐτῶν, οἱ δὲ ἄλλοι εἶχον κιθῶνας, τὰ δὲ ἄλλα
κατά περ Ἕλληνες. τούτων δὲ τοςάδε ἔθνεά ἐςτι, οἱ μὲν ἀπὸ
Cαλαμῖνος καὶ Ἀθηνέων, οἱ δὲ ἀπὸ Ἀρκαδίης, οἱ δὲ ἀπὸ
Κύθνου, οἱ δὲ ἀπὸ Φοινίκης, οἱ δὲ ἀπὸ Αἰθιοπίης, ὡς αὐτοὶ
91 *Κύπριοι λέγουςι. Κίλικες δὲ ἑκατὸν παρείχοντο νέας. οὗτοι δ'*
αὖ περὶ μὲν τῇςι κεφαλῇςι κράνεα ἐπιχώρια, λαιςήιά τε εἶχον

1151 *ἀπαγαγόντες* <*οἱ οἰκέται*> ante 1150 *ἐς* traiecit A: *ἀγαγόντες* d *ἐν* A: *ςὺν* d 1152 *γούναςι* D^{pc}T: *γόν-* Ad 1158 *τρόπον τὸν Ἑλληνικόν*] *τρόπου τοῦ Ἑλληνικοῦ* Van Herwerden 1162 *τὰ* d: *τὸ* A 1165 *κράνεα* <*πλεκτὰ*> A^{ac} 1168 *ἐςτάλατο* Dobree: *-άδατο* d: *ἐςτελάδατο* A 1171 *κιθῶνας* A: *χιτῶνας* d: *κιτάριας* de Pauw, cf. Poll. 10. 164 1172 *ἐςτι* d: *εἰςι* A 1173 *Ἀθηνέων* P: *-αίων* Ad 1175 *παρείχοντο* Ar: *παρέχ-* D 1176 *αὖ* A: om. d

ἀντ' ἀϲπίδων, ὠμοβοέηϲ πεποιημένα, καὶ κιθῶναϲ εἰρινέουϲ
ἐνδεδυκότεϲ· δύο δὲ ἀκόντια ἕκαϲτοϲ καὶ ξίφοϲ εἶχον,
ἀγχοτάτω τῇϲι Αἰγυπτίῃϲι μαχαίρῃϲι πεποιημένα. οὗτοι
μὲν τὸ παλαιὸν Ὑπαχαιοὶ ἐκαλέοντο, ἐπὶ δὲ Κίλικοϲ τοῦ
Ἀγήνοροϲ ἀνδρὸϲ Φοίνικοϲ ἔϲχον τὴν ἐπωνυμίην. Πάμφυλοι
δὲ τριήκοντα παρείχοντο νέαϲ Ἑλληνικοῖϲι ὅπλοιϲι ἐϲκευ-
αϲμένοι. οἱ δὲ Πάμφυλοι οὗτοί εἰϲι τῶν ἐκ Τροίηϲ
ἀποϲκεδαϲθέντων ἅμα Ἀμφιλόχῳ καὶ Κάλχαντι. Λύκιοι δὲ 92
παρείχοντο νέαϲ πεντήκοντα, θωρηκοφόροι τε ἐόντεϲ καὶ
κνημιδοφόροι, εἶχον δὲ τόξα κρανέϊνα καὶ ὀϊϲτοὺϲ καλαμί-
νουϲ ἀπτέρουϲ καὶ ἀκόντια, ἐπὶ δὲ αἰγὸϲ δέρματα περὶ τοὺϲ
ὤμουϲ αἰωρεύμενα, περὶ δὲ τῇϲι κεφαλῇϲι πίλουϲ πτεροῖϲι
περιεϲτεφανωμένουϲ· ἐγχειρίδια δὲ καὶ δρέπανα εἶχον.
Λύκιοι δὲ Τερμίλαι ἐκαλέοντο ἐκ Κρήτηϲ γεγονότεϲ, ἐπὶ δὲ
Λύκου τοῦ Πανδίονοϲ ἀνδρὸϲ Ἀθηναίου ἔϲχον τὴν ἐπωνυμίην.
Δωριέεϲ δὲ οἱ ἐκ τῆϲ Ἀϲίηϲ τριήκοντα παρείχοντο 93
νέαϲ, ἔχοντεϲ {τε} Ἑλληνικὰ ὅπλα ὡϲ γεγονότεϲ ἀπὸ
Πελοποννήϲου. Κᾶρεϲ δὲ ἑβδομήκοντα παρείχοντο νέαϲ, τὰ
μὲν ἄλλα κατά περ Ἕλληνεϲ ἐϲταλμένοι, εἶχον δὲ καὶ δρέπανα
καὶ ἐγχειρίδια. οὗτοι δὲ οἵτινεϲ πρότερον ἐκαλέοντο, ἐν τοῖϲι
πρώτοιϲι τῶν λόγων εἴρηται. Ἴωνεϲ δὲ ἑκατὸν νέαϲ παρεί- 94
χοντο, ἐϲκευαϲμένοι ὡϲ Ἕλληνεϲ. Ἴωνεϲ δὲ ὅϲον μὲν χρόνον ἐν
Πελοποννήϲῳ οἴκεον τὴν νῦν καλεομένην Ἀχαιίην καὶ πρὶν
ἢ Δαναόν τε καὶ Ξοῦθον ἀπικέϲθαι ἐϲ Πελοπόννηϲον, ὡϲ
Ἕλληνεϲ λέγουϲι, ἐκαλέοντο Πελαϲγοὶ Αἰγιαλέεϲ, ἐπὶ δὲ Ἴωνοϲ
τοῦ Ξούθου Ἴωνεϲ. νηϲιῶται δὲ ἑπτακαίδεκα παρείχοντο 95

1177 ὠμοβοέηϲ T: -οείηϲ Ad 1178 ἐνδεδυκότεϲ del. Pingel 1179 μαχαίρῃϲι A: om. d 1180 τὸ μὲν Van Herwerden μὲν A: om. d ἐπὶ A: ἀπὸ d Κίλικοϲ <ἀνδρὸϲ> d 1181 Πάμφυλοι A: Παμφύλιοι d 1187–8 δέρματα ... αἰωρεύμενα d: δέρμα ... αἰωρεύμενον A 1189 περιεϲτεφανωμένουϲ AD: ἐϲτεφανωμένουϲ r 1193 del. Wilson ὡϲ Wilson: καὶ 1201 Πελαϲγοί, <ἀπὸ (an melius ἐπί?) δὲ ... ἐκλήθηϲαν> Powell

νέαϲ, ὡπλιϲμένοι ὡϲ Ἕλληνεϲ, καὶ τοῦτο Πελαϲγικὸν ἔθνοϲ, ὕϲτερον δὲ Ἰωνικὸν ἐκλήθη κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ δυωδεκαπόλιεϲ Ἴωνεϲ οἱ ἀπ' Ἀθηνέων. Αἰολέεϲ δὲ ἑξήκοντα νέαϲ παρείχοντο, ἐϲκευαϲμένοι τε ὡϲ Ἕλληνεϲ καὶ τὸ πάλαι καλεόμενοι Πελαϲγοί, ὡϲ ὁ Ἑλλήνων λόγοϲ. (2) Ἑλληϲπόντιοι δὲ πλὴν Ἀβυδηνῶν (Ἀβυδηνοῖϲι γὰρ προϲετέτακτο ἐκ βαϲιλέοϲ κατὰ χώρην μένουϲι φύλακαϲ εἶναι τῶν γεφυρέων) οἱ δὲ λοιποὶ <οἱ> ἐκ τοῦ Πόντου ϲτρατευόμενοι παρείχοντο μὲν ἑκατὸν νέαϲ, ἐϲκευαϲμένοι δὲ ἦϲαν ὡϲ
96 Ἕλληνεϲ. οὗτοι δὲ Ἰώνων καὶ Δωριέων ἄποικοι. **ἐπεβάτευον δὲ ἐπὶ παϲέων τῶν νεῶν Πέρϲαι καὶ Μῆδοι καὶ Ϲάκαι.** τούτων δὲ ἄριϲτα πλεούϲαϲ παρείχοντο νέαϲ Φοίνικεϲ καὶ Φοινίκων Ϲιδώνιοι. τούτοιϲι πᾶϲι καὶ τοῖϲι ἐϲ τὸν πεζὸν τεταγμένοιϲι {αὐτῶν} ἐπῆϲαν ἑκάϲτοιϲι ἐπιχώριοι ἡγεμόνεϲ, τῶν ἐγώ, οὐ γὰρ ἀναγκαίῃ ἐξέργομαι ἐϲ ἱϲτορίηϲ λόγον, οὐ παραμέμνημαι. (2) οὔτε γὰρ ἔθνεοϲ ἑκάϲτου ἀπαξοὶ ἦϲαν οἱ ἡγεμόνεϲ, ἔν τε ἔθνεϊ ἑκάϲτῳ ὅϲαι περ πόλιεϲ τοϲοῦτοι καὶ ἡγεμόνεϲ ἦϲαν. εἵποντο δὲ ὡϲ οὐ ϲτρατηγοὶ ἀλλ' ὥϲπερ οἱ ἄλλοι ϲτρατευόμενοι δοῦλοι, ἐπεὶ ϲτρατηγοί τε οἱ τὸ πᾶν ἔχοντεϲ κράτοϲ καὶ <οἱ> ἄρχοντεϲ τῶν ἐθνέων ἑκάϲτων,
97 ὅϲοι αὐτῶν ἦϲαν Πέρϲαι, εἰρέαταί μοι. τοῦ δὲ ναυτικοῦ ἐϲτρατήγεον οἵδε, Ἀριαβίγνηϲ τε ὁ Δαρείου καὶ Πρηξάϲπηϲ ὁ Ἀϲπαθίνεω καὶ Μεγάβαζοϲ ὁ Μεγαβάτεω καὶ Ἀχαιμένηϲ ὁ Δαρείου, τῆϲ μὲν Ἰάδοϲ τε καὶ Καρικῆϲ ϲτρατιῆϲ Ἀριαβίγνηϲ ὁ Δαρείου τε παῖϲ καὶ τῆϲ Γωβρύεω θυγατρόϲ· Αἰγυπτίων

1204–5 κατὰ ... Ἀθηνέων del. Gomperz (Ἴωνεϲ ... Ἀθηνέων iam Valckenaer) 1205[1] οἱ A: αἱ d δυώδεκα πόλιεϲ sic divise d: -πόλεεϲ A Ἀθηνέων A: -αίων d 1207 ὁ A: om. d 1210 suppl. Wesseling 1212–13 additamentum auctoris agnovit Stein 1214 τούτων] πάντων Van Herwerden 1215 an <ὁμοίωϲ> καὶ? 1216 del. Stein ἐπῆϲαν A: ἐπήιϲαν d <ὡϲ> ἑκάϲτοιϲι Stein ἡγέμονεϲ ἐπιχώριοι D 1217 ἐξέργομαι C: ἐξειργ- Ad 1218 ἀπαξοὶ Hoffmann: ἐπάξιοι 1221 τε AD: γε r: om. S 1222 suppl. Powell: καὶ ἄρχοντεϲ del. Van Herwerden 1223 μοι Ad: μοῦνοι C 1224 οἵδε d: om. A 1226 Καρικῆϲ A: Καρίηϲ d Ἀριαβίγνηϲ <τε> A 1227 Γωβρύεω d: Γοβρ- A

δὲ ἐϲτρατήγεε Ἀχαιμένηϲ, Ξέρξεω ἐὼν ἀπ' ἀμφοτέρων ἀδελφεόϲ, τῆϲ δὲ ἄλληϲ ϲτρατιῆϲ ἐϲτρατήγεον οἱ δύο. τριηκόντεροι δὲ καὶ πεντηκόντεροι καὶ κέρκουροι καὶ ἱππαγωγὰ πλοῖα μακρὰ ϲυνελθόντα ἐϲ τὸν ἀριθμὸν ἐφάνη τριϲχίλια. τῶν δὲ ἐπιπλεόντων μετά γε τοὺϲ ϲτρατηγοὺϲ οἵδε 98
ἦϲαν ὀνομαϲτότατοι, Ϲιδώνιοϲ Τετράμνηϲτοϲ Ἀνύϲου, καὶ Τύριοϲ Ματτὴν Ϲιρώμου, καὶ Ἀράδιοϲ Μέρβαλοϲ Ἀγβάλου, καὶ Κίλιξ Ϲυέννεϲιϲ Ὠρομέδοντοϲ, καὶ Λύκιοϲ Κύβερνιϲ Κοϲϲίκα, καὶ Κύπριοι Γόργοϲ τε ὁ Χέρϲιοϲ καὶ Τιμῶναξ ὁ Τιμαγόρεω, καὶ Καρῶν Ἱϲτιαῖόϲ τε ὁ Τύμνεω καὶ Πίγρηϲ ὁ Ὑϲϲελδώμου καὶ Δαμαϲίθυμοϲ ὁ Κανδαύλεω. τῶν μέν νυν 99
ἄλλων οὐ παραμέμνημαι ταξιάρχων ὡϲ οὐκ ἀναγκαζόμενοϲ, Ἀρτεμιϲίηϲ δέ, τῆϲ μάλιϲτα θῶμα ποιεῦμαι ἐπὶ τὴν Ἑλλάδα ϲτρατευϲαμένηϲ γυναικόϲ, ἥτιϲ ἀποθανόντοϲ τοῦ ἀνδρὸϲ αὐτή τε ἔχουϲα τὴν τυραννίδα καὶ παιδὸϲ ὑπάρχοντοϲ νεηνίεω ὑπὸ λήματόϲ τε καὶ ἀνδρηίηϲ ἐϲτρατεύετο, οὐδεμιῆϲ οἱ ἐούϲηϲ ἀναγκαίηϲ. (2) οὔνομα μὲν δὴ ἦν αὐτῇ Ἀρτεμιϲίη, θυγάτηρ δὲ ἦν Λυγδάμιοϲ, γένοϲ δὲ ἐξ Ἁλικαρνηϲϲοῦ τὰ πρὸϲ πατρόϲ, τὰ μητρόθεν δὲ Κρῆϲϲα. ἡγεμόνευε δὲ Ἁλικαρνηϲϲέων τε καὶ Κῴων καὶ Νιϲυρίων τε καὶ Καλυδνίων, πέντε νέαϲ παρεχομένη. (3) καὶ ϲυναπάϲηϲ τῆϲ ϲτρατιῆϲ, μετά γε τὰϲ Ϲιδωνίων, νέαϲ εὐδοξοτάταϲ παρείχετο, πάντων τε τῶν ϲυμμάχων γνώμαϲ ἀρίϲταϲ βαϲιλέϊ ἀπεδέξατο. τῶν δὲ κατέλεξα πολίων ἡγεμονεύειν αὐτήν, τὸ ἔθνοϲ ἀποφαίνω πᾶν ἐὸν Δωρικόν, Ἁλικαρνηϲϲέαϲ μὲν Τροιζηνίουϲ, τοὺϲ δὲ ἄλλουϲ Ἐπιδαυρίουϲ.

1229 post οἱ δύο lacunam statuit Macan 1230–2 τριηκόντεροι ... τριϲχίλια huic loco aliena esse censebat Stein 1231 μακρὰ A: ϲμικρὰ d: del. Kallenberg: an <καὶ ἄλλα> ϲμικρά? ἐφάνη ἐϲ τὸν ἀριθμὸν d 1233 Ἀνύϲου A: Ἀλλήϲου d 1234 Ματτὴν C: Ματγὴν A: Μάπην d Ϲιρώμου A: -ώνου d: Εἰρώμου Nöldeke Ἀράδιοϲ AD: Ἀρίδιοϲ r Ἀγβάλου A: Ἀρβάλου d 1235–6 Κύβερνιϲ Κοϲϲίκα Meyer: Κυβερνίϲκοϲ Κοϲϲίκα 1236 Τιμῶναξ A: -ωνᾶϲ d 1237 Πίγρηϲ ὁ Ὑϲϲελδώμου A: Πιγρηϲϲὸϲ Ϲελδώμου d 1239 ταξιάρχων A: -χέων d οὐκ A: οὐκὶ d 1245 ἐξ d: om. A 1249 τε A: δὲ d 1251 ἡγεμονεύειν αὐτήν del. Van Herwerden

100 Ἐc μὲν τοcόνδε ὁ ναυτικὸc cτρατὸc εἰρήcθω· Ξέρξηc δέ, ἐπεὶ ἠριθμήθη τε καὶ διετάχθη ὁ cτρατόc, ἐπεθύμηcε αὐτόc cφεαc διεξελάcαc θεήcαcθαι. μετὰ δὲ ἐποίεε ταῦτα, καὶ διεξελαύνων ἐπὶ ἅρματοc παρὰ ἔθνοc ἓν ἕκαcτον ἐπυνθάνετο, καὶ ἀπέγραφον οἱ γραμματιcταί, ἕωc ἐξ ἐcχάτων ἐc ἔcχατα ἀπίκετο καὶ τῆc ἵππου καὶ τοῦ πεζοῦ. (2) ὡc δὲ ταῦτά οἱ ἐπεποίητο, τῶν νεῶν κατελκυcθειcέων ἐc θάλαccαν, ἐνθαῦτα ὁ Ξέρξηc μετεκβὰc ἐκ τοῦ ἅρματοc ἐc νέα Cιδωνίην ἵζετο ὑπὸ cκηνῇ χρυcέῃ καὶ παρέπλεε παρὰ τὰc πρῴραc τῶν νεῶν, ἐπειρωτῶν τε ἑκάcταc ὁμοίωc καὶ τὸν πεζὸν καὶ ἀπογραφόμενοc. (3) τὰc δὲ νέαc οἱ ναύαρχοι ἀναγαγόντεc ὅcον τε τέccερα πλέθρα ἀπὸ τοῦ αἰγιαλοῦ ἀνεκώχευον, τὰc πρῴραc ἐc γῆν τρέψαντεc πάντεc μετωπηδὸν καὶ ἐξοπλίcαντεc τοὺc ἐπιβάταc ὡc ἐc πόλεμον. ὁ δ᾽ ἐντόc <τε> τῶν πρῳρέων πλέων ἐθηεῖτο καὶ τοῦ αἰγιαλοῦ.

101 Ὡc δὲ καὶ ταύταc διεξέπλωcε καὶ ἐξέβη ἐκ τῆc νεόc, μετεπέμψατο Δημάρητον τὸν Ἀρίcτωνοc cυcτρατευόμενον αὐτῷ ἐπὶ τὴν Ἑλλάδα, καλέcαc δ᾽ αὐτὸν εἴρετο τάδε· Δημάρητε, νῦν μοί cε ἡδύ τί ἐcτι εἰρέcθαι τὰ θέλω. cὺ εἶc Ἕλλην τε καί, ὡc ἐγὼ πυνθάνομαι cεῦ τε καὶ τῶν ἄλλων Ἑλλήνων τῶν ἐμοὶ ἐc λόγουc ἀπικνεομένων, πόλιοc οὔτ᾽ ἐλαχίcτηc οὔτ᾽ ἀcθενεcτάτηc. (2) νῦν ὦν μοι τόδε φράcον, εἰ Ἕλληνεc ὑπομενέουcι χεῖραc ἐμοὶ ἀνταειρόμενοι. οὐ γάρ, ὡc ἐγὼ δοκέω, οὐδ᾽ εἰ πάντεc Ἕλληνεc καὶ οἱ λοιποὶ οἱ πρὸc ἑcπέρηc οἰκέοντεc ἄνθρωποι cυλλεχθείηcαν, οὐκ ἀξιόμαχοί εἰcι ἐμὲ ἐπιόντα ὑπομεῖναι, μὴ ἐόντεc ἄρθμιοι. (3) ἐθέλω

1254 εἰρήcθω Pingel: εἴρηται 1255 ἠριθμήθη Schaefer: -ηcε τε AD: om. r 1257 ἓν A: om. d 1263 ὁμοίωc <ὡc> d 1264 ἀναγαγόντεc A: ἀνάγοντεc d 1265 τε A: om. d τέccερα d: τέccαρα A 1267 suppl. Stein 1269 νεόc A: νεώc d 1272 μοί cε Van Herwerden: μοι cὲ τι A: om. d 1274 ἐc λόγουc Ar: ὡc λόγοc D ἀπικνεομένων A: ἀπικομένων d οὔτ᾽ AD: οὐκ r 1275 οὔτ᾽ ἀcθενεcτάτηc AD: om. r 1277 οἱ[2] A: om. d 1279 <μήτι γε> μὴ Boeckh ἐθέλω d: θέλω A

μέντοι καὶ τὸ ἀπὸ ϲεῦ, ὁκοῖόν τι περὶ αὐτῶν λέγειϲ, πυθέϲθαι. ὁ μὲν ταῦτα εἰρώτα, ὁ δὲ ὑπολαβὼν ἔφη· βαϲιλεῦ, κότερα ἀληθείῃ χρήϲωμαι πρόϲ ϲε ἢ ἡδονῇ; ὁ δέ μιν ἀληθείῃ χρήϲαϲθαι ἐκέλευε, φὰϲ οὐδέν οἱ ἀηδέϲτερον ἔϲεϲθαι ἢ πρότερον ἦν. ὡϲ δὲ ταῦτα ἤκουϲε Δημάρητοϲ, ἔλεγε τάδε· 102
Βαϲιλεῦ, ἐπειδὴ ἀληθείῃ διαχρήϲαϲθαι πάντωϲ κελεύειϲ ταῦτα λέγοντα {τὰ} μὴ ψευδόμενόϲ τιϲ ὕϲτερον ὑπὸ ϲεῦ ἁλώϲομαι, τῇ Ἑλλάδι πενίη μὲν αἰεί κοτε ϲύντροφόϲ ἐϲτι, ἀρετὴ δὲ ἔπακτόϲ ἐϲτι, ἀπό τε ϲοφίηϲ κατεργαϲμένη καὶ νόμου ἰϲχυροῦ· τῇ διαχρεωμένη ἡ Ἑλλὰϲ τήν τε πενίην ἀπαμύνεται καὶ τὴν δεϲποϲύνην. (2) αἰνέω μέν νυν πάνταϲ τοὺϲ Ἕλληναϲ τοὺϲ περὶ ἐκείνουϲ τοὺϲ Δωρικοὺϲ χώρουϲ οἰκημένουϲ, ἔρχομαι δὲ λέξων οὐ περὶ πάντων τούϲδε τοὺϲ λόγουϲ, ἀλλὰ περὶ Λακεδαιμονίων μούνων, πρῶτα μὲν ὅτι οὐκ ἔϲτι ὅκωϲ κοτὲ ϲοὺϲ δέξονται λόγουϲ δουλοϲύνην φέρονταϲ τῇ Ἑλλάδι, αὖτιϲ δὲ ὡϲ ἀντιώϲονταί τοι ἐϲ μάχην καὶ ἢν οἱ ἄλλοι Ἕλληνεϲ πάντεϲ τὰ ϲὰ φρονέωϲι. (3) ἀριθμοῦ δὲ πέρι μὴ πύθῃ ὅϲοι τινὲϲ ἐόντεϲ ταῦτα ποιέειν οἷοί τέ εἰϲι· ἤν τε γὰρ τύχωϲι ἐξεϲτρατευμένοι χίλιοι, οὗτοι μαχήϲονταί τοι, ἤν τε ἐλάϲϲονεϲ τούτων, ἤν τε καὶ πλεῦνεϲ. ταῦτα ἀκούϲαϲ 103
Ξέρξηϲ γελάϲαϲ ἔφη· Δημάρητε, οἷον ἐφθέγξαο ἔποϲ, ἄνδραϲ χιλίουϲ ϲτρατιῇ τοϲῇδε μαχήϲεϲθαι. ἄγε, εἰπέ μοι, ϲὺ φῂϲ τούτων τῶν ἀνδρῶν βαϲιλεὺϲ αὐτὸϲ γενέϲθαι. ϲὺ ὦν ἐθελήϲειϲ αὐτίκα μάλα πρὸϲ ἄνδραϲ δέκα μάχεϲθαι; καίτοι εἰ

1280 *καὶ τὸ* Ar: om. D *λέγειϲ περὶ αὐτῶν* d 1282 *χρήϲωμαι* A: *-ομαι* d *πρόϲ ϲε* Blaydes: *πρὸϲ ϲὲ* 1283 *χρήϲαϲθαι* A: *χρῆϲθαι* d *φὰϲ* A: om. d *ἢ πρότερον ἦν* del. Van Herwerden 1285 *διαχρήϲαϲθαι* A: *χρήϲαϲθαι* d: de Stobaeo 3. 7. 59 non liquet *με* ante *πάντωϲ* add. D, post r 1286 del. Wilson 1287 *ἁλώϲομαι* Wilson: *ἁλώϲεται* *αἰεί* A: *ἀεί* d *κοτε* d: om. A *ἐϲτι* A: *ϲύνεϲτι(ν)* d, Stob. 1288 *τε* A: om. d 1291 *τοὺϲ*[1] d: om. A *ἐκείνουϲ* A: *κείνουϲ* d *Δωρικοὺϲ* del. Van Herwerden 1292 *ἔρχομαι* Ar: *ἄρ-* D 1294 *δέξονται* d: *-ωνται* A 1296 *πάντεϲ* post *φρονέωϲι* traiecit d 1299 *τε*[1] <*γὰρ*> D 1301 *μαχήϲεϲθαι* A: *-ϲαϲθαι* d *ϲὺ* A: *οὐ* d 1303 *ἐθελήϲειϲ* A: *θέλειϲ* d *μάχεϲθαι* A: *-ήϲαϲθαι* vel *-ήϲεϲθαι* d

τὸ πολιτικὸν ὑμῖν πᾶν ἐστι τοιοῦτον οἷον cὺ διαιρέειc, cέ γε τὸν κείνων βαcιλέα πρέπει πρὸc τὸ διπλήcιον ἀντιτάccεcθαι κατὰ νόμουc τοὺc ὑμετέρουc. (2) εἰ γὰρ κείνων ἕκαcτοc δέκα ἀνδρῶν τῆc cτρατιῆc τῆc ἐμῆc ἀντάξιόc ἐcτι, cὲ δέ γε δίζημαι εἴκοcι εἶναι ἀντάξιον· καὶ οὕτω μὲν ὀρθοῖτ' ἂν ὁ λόγοc ὁ παρὰ cεῦ εἰρημένοc. εἰ δὲ τοιοῦτοί τε ἐόντεc καὶ μεγάθεα τοcοῦτοι ὅcοι cύ τε καὶ οἳ παρ' ἐμὲ φοιτῶcι Ἑλλήνων ἐc λόγουc, αὐχέετε τοcοῦτον, ὅρα μὴ μάτην κόμποc ὁ λόγοc οὗτοc εἰρημένοc ᾖ. (3) ἐπεὶ φέρε ἴδω παντὶ τῷ οἰκότι· κῶc ἂν δυναίατο χίλιοι ἢ καὶ μύριοι ἢ καὶ πεντακιcμύριοι, ἐόντεc γε ἐλεύθεροι πάντεc ὁμοίωc καὶ μὴ ὑπ' ἑνὸc ἀρχόμενοι, cτρατῷ τοcῷδε ἀντιcτῆναι; ἐπεί τοι πλεῦνεc παρὰ ἕνα ἕκαcτον γινόμεθα ἢ χίλιοι, ἐόντων ἐκείνων πέντε χιλιάδων. (4) ὑπὸ μὲν γὰρ ἑνὸc ἀρχόμενοι κατὰ τρόπον τὸν ἡμέτερον γενοίατ' ἂν δειμαίνοντεc τοῦτον καὶ παρὰ τὴν ἑωυτῶν φύcιν ἀμείνονεc καὶ ἴοιεν ἀναγκαζόμενοι μάcτιγι ἐc πλεῦναc ἐλάccονεc ἐόντεc· ἀνειμένοι δὲ ἐc τὸ ἐλεύθερον οὐκ ἂν ποιέοιεν τούτων οὐδέτερα. δοκέω δὲ ἔγωγε καὶ ἀνιcωθένταc πλήθεϊ χαλεπῶc ἂν Ἕλληναc Πέρcῃcι μούνοιcι <μούνουc> μάχεcθαι. (5) ἀλλὰ παρ' ἡμῖν τοῦτο ἔcτι τὸ cὺ λέγειc, ἔcτι γε μέντοι οὐ πολλὸν ἀλλὰ cπάνιον· εἰcὶ γὰρ Περcέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελήcουcι Ἑλλήνων ἀνδράcι τριcὶ ὁμοῦ

104 μάχεcθαι· τῶν cὺ ἐὼν ἄπειροc πολλὰ φλυηρέειc. πρὸc ταῦτα Δημάρητοc λέγει· Ὦ βαcιλεῦ, ἀρχῆθεν ἠπιcτάμην ὅτι ἀληθείῃ

1307 δέ A: om. d 1308 ἀντάξιον A: δίκαιον d ἂν ὁ λόγοc ὁ A: ὁ λόγοc d 1309 cεῦ εἰρημένοc d: cέο λεγόμενοc A 1310 ὅcοι A: οἷοc d τε d: om. A ἐμὲ A: ἐμοὶ d 1311 αὐχέετε edd.: -εῖτε τοcοῦτον Ar: -το D 1312 ᾖ d: εἴη A 1313 κῶc A: πῶc d ἂν d: om. A δυναίατο d: δυνέατο A ἢ καὶ πεντακιcμύριοι A: om. d 1315 παρὰ Valckenaer: περὶ 1317 ἀρχόμενοι A: -μενοc d 1319 μάcτιγι ἐc πλεῦναc A: μαcτιγέεc πλεῦνεc d 1320 ἐλάccονεc Ar: ἐλάττ- D τὸ AD: τὲ r ἐλεύθερον d: -έριον A 1321 ποιέοιεν AD: ποιέειν r ἂν ἰcωθένταc ita divise A 1322 suppl. Stein 1323 ἡμῖν <μὲν μούνοιcι> d 1324 μέντοι d: μὲν A Περcέων del. Stein 1325 οἳ A: εἰ d ἐθέλήcουcι d: θελ- A 1326 μάχεcθαι Ar: μαχέcαcθαι D φλυηρέειc A: -αρεῖc D: -ηρεῖc r

χρεώμενος οὐ φίλα τοι ἐρέω. cὺ δὲ ἐπεὶ ἠνάγκαcας λέγειν τῶν λόγων τοὺς ἀληθεcτάτους, ἔλεγον τὰ κατήκοντα Cπαρτιήτῃcι. (2) *καίτοι ὡc ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐcτοργὼc ἐκείνους, αὐτὸc μάλιcτα ἐξεπίcτεαι, οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκαcι, πατὴρ δὲ cὸc ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε. οὐκ ὦν οἰκόc ἐcτι ἄνδρα τὸν cώφρονα εὐνοίην φαινομένην διωθέεcθαι, ἀλλὰ cτέργειν μάλιcτα.* (3) *ἐγὼ δὲ οὔτε δέκα ἀνδράcι ὑπίcχομαι οἷόc τε εἶναι μάχεcθαι οὔτε δυοῖcι, ἑκών τε εἶναι οὐδ' ἂν μουνομαχέοιμι. εἰ δὲ ἀναγκαίη εἴη ἢ μέγαc τιc ὁ ἐποτρύνων ἀγών, μαχοίμην ἂν πάντων ἥδιcτα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαcτόc φηcι τριῶν ἄξιοc εἶναι.* (4) *ὣc δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰcι κακίονεc ἀνδρῶν, ἁλέεc δὲ ἄριcτοι ἀνδρῶν ἁπάντων. ἐλεύθεροι γὰρ ἐόντεc οὐ πάντα ἐλεύθεροί εἰcι· ἔπεcτι γάρ cφι δεcπότηc νόμοc, τὸν ὑπερδειμαίνουcι πολλῷ ἔτι μᾶλλον ἢ οἱ cοὶ cέ.* (5) *ποιεῦcι γῶν τὰ ἂν ἐκεῖνοc ἀνώγῃ· ἀνώγει δὲ τὠυτὸ αἰεί, οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθοc ἀνθρώπων ἐκ μάχηc, ἀλλὰ μένονταc ἐν τῇ τάξι ἐπικρατέειν ἢ ἀπόλλυcθαι. cοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν, ἀλλὰ cιγᾶν θέλω τὸ λοιπόν· νῦν δὲ ἀναγκαcθεὶc ἔλεξα. γένοιτο μέντοι κατὰ νόον τοι, βαcιλεῦ.*

105 *Ὁ μὲν δὴ ταῦτα ἀμείψατο, Ξέρξηc δὲ ἐc γέλωτά τε ἔτρεψε καὶ οὐκ ἐποιήcατο ὀργὴν οὐδεμίαν, ἀλλ' ἠπίωc αὐτὸν ἀπεπέμψατο. τούτῳ δὲ ἐc λόγουc ἐλθὼν Ξέρξηc καὶ ὕπαρχον ἐν τῷ Δορίcκῳ {τούτῳ} καταcτήcαc Μαcκάμην τὸν*

1329 *τῶν λόγων* AD: *τοὺc λόγουc* r 1330 *τὰ* d: om. A 1333 *δὲ* d: *τε* A 1336 *οὔτε δυοῖcι* d: *ουτεοιcι* A 1337 *μουνομαχέοιμι* A: *μονο-* d 1338 *πάντων ἂν* D 1339 *τῶν* Ar: om. D 1340 *μαχόμενοι* d: *μαχεό-* A 1341 *ἄριcτοί* <*εἰcι(ν)*> d 1343 *ὑπερδειμαίνουcι* Van Herwerden: *ὑπο-* 1344 *γῶν* <*ταῦτα*> D 1346 *τάξι* edd.: *τάξει* 1347 *φλυηρέειν* Ar: *φλυα-* D (ante *λέγων*) 1348 *ἀλλὰ* Reiske: *τ' ἄλλα* d: *ἅμα* A *θέλω* A: *ἐθέλω* d *δὲ* d: *τε* A 1349 *γένοιτο* A: *γίν-* d *τοι* A: om. d 1350 *ἔτρεψε* A: *ἐτρέψατο* d 1351 *οὐδεμίαν* A: *-ίην* d 1353 del. Krüger

Μεγαδόστεω, τὸν δὲ ὑπὸ Δαρείου σταθέντα καταπαύσας, ἐξήλαυνε τὸν στρατὸν διὰ τῆς Θρηίκης ἐπὶ τὴν Ἑλλάδα.

106 *κατέλιπε δὲ ἄνδρα τοιόνδε {Μασκάμην} <ὕστερον> γενόμενον, τῷ μούνῳ Ξέρξης δῶρα πέμπεσκε ὡς ἀριστεύοντι πάντων ὅσους αὐτὸς κατέστησε ἢ Δαρεῖος ὑπάρχους, πέμπεσκε δὲ ἀνὰ πᾶν ἔτος· **ὡς δὲ καὶ Ἀρτοξέρξης ὁ Ξέρξεω τοῖσι Μασκαμείοισι ἐκγόνοισι.** κατέστασαν γὰρ ἔτι πρότερον ταύτης τῆς ἐλάσιος ὕπαρχοι ἐν τῇ Θρηίκῃ καὶ τοῦ Ἑλλησπόντου πανταχῇ.* (2) *οὗτοι ὦν πάντες, οἵ τε ἐκ Θρηίκης καὶ Ἑλλησπόντου, πλὴν τοῦ ἐν Δορίσκῳ ὑπὸ Ἑλλήνων ὕστερον ταύτης τῆς στρατηλασίης ἐξαιρέθησαν· τὸν δὲ ἐν Δορίσκῳ {Μασκάμην} οὐδαμοί κω ἐδυνάσθησαν ἐξελεῖν, πολλῶν πειρησαμένων. διὰ τοῦτο δή οἱ τὰ δῶρα πέμπεται παρὰ τοῦ*

107 *αἰεὶ βασιλεύοντος ἐν Πέρσῃσι. τῶν δὲ ἐξαιρεθέντων ὑπὸ Ἑλλήνων οὐδένα βασιλεὺς Ξέρξης ἐνόμισε εἶναι ἄνδρα ἀγαθὸν εἰ μὴ Βόγην μοῦνον τὸν ἐξ Ἠιόνος. τοῦτον δὲ αἰνέων οὐκ ἐπαύετο καὶ τοὺς περιεόντας αὐτοῦ ἐν Πέρσῃσι παῖδας ἐτίμα μάλιστα, ἐπεὶ καὶ ἄξιος αἴνου μεγάλου ἐγένετο Βόγης· ὃς ἐπειδὴ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων καὶ Κίμωνος τοῦ Μιλτιάδεω, παρεὸν αὐτῷ ὑπόσπονδον ἐξελθεῖν καὶ νοστῆσαι ἐς τὴν Ἀσίην, οὐκ ἠθέλησε, μὴ δειλίῃ δόξειε περιεῖναι βασιλέϊ, ἀλλὰ διεκαρτέρεε ἐς τὸ ἔσχατον.* (2) *ὡς δ' οὐδὲν ἔτι φορβῆς ἐνῆν ἐν τῷ τείχεϊ, συννήσας πυρὴν μεγάλην ἔσφαξε τὰ τέκνα καὶ τὴν γυναῖκα καὶ τὰς παλλακὰς καὶ τοὺς οἰκέτας καὶ ἔπειτα ἐσέβαλε ἐς τὸ πῦρ, μετὰ δὲ ταῦτα τὸν χρυσὸν ἅπαντα*

1354 *Μεγαδόστεω* A: *Μεγαλόστεω* d 1356 del. Wilson suppl. Richards 1357 *μούνῳ* d: om. A: del. Stein *ἀριστεύοντι* d: *ἀρίστῳ ὄντι* A 1359 *πέμπεσκε* Ar: *ἐπέμπεσκε* D additamentum auctoris agnovit Stein *Ἀρτοξέρξης* Ar: *Ἀρτα-* D 1362–3 *πανταχῇ ... Ἑλλησπόντου* AD: om. r 1363 <*τοῦ*> *Ἑλλησπόντου* PT 1364 *ἐξαιρέθησαν* A: *ἐξη(ι)ρ-* d 1365 del. Van Herwerden *ἐδυνάσθησαν* A: *ἠδ-* d 1366 *πειρησαμένων* AD: *-ομένων* r *δή* Stein: *δέ* 1367 *αἰεὶ* (A: *αἰὲν* d) post *βασιλεύοντος* codd.: traiecit Van Herwerden 1371 *μάλιστα* AD: om. r *αἴνου* A: *ἐπαίνου* d (ante *ἄξιος* D) 1376 *μεγάλην* Ar: om. D 1378 *δὲ* d: om. A 1378–80 *τὸν χρυσὸν ... ταῦτα* Ar: om. D

τὸν ἐκ τοῦ ἄcτεος καὶ τὸν ἄργυρον ἔcπειρε ἀπὸ τοῦ τείχεος
ἐc τὸν Cτρυμόνα, ποιήcαc δὲ ταῦτα ἑωυτὸν ἐcέβαλε ἐc τὸ
πῦρ. οὕτω μὲν οὗτοc δικαίωc αἰνέεται ἔτι καὶ ἐc τόδε ὑπὸ
Περcέων. Ξέρξηc δὲ ἐκ τοῦ Δορίcκου ἐπορεύετο ἐπὶ τὴν 108
Ἑλλάδα, τοὺc δὲ αἰεὶ γινομένουc ἐμποδὼν cυcτρατεύεcθαι
ἠνάγκαζε. ἐδεδούλωτο γάρ, ὡc καὶ πρότερόν μοι δεδήλωται,
ἡ μέχρι Θεccαλίηc πᾶcα καὶ ἦν ὑπὸ βαcιλέα δαcμοφόροc,
Μεγαβάζου τε καταcτρεψαμένου καὶ ὕcτερον Μαρδονίου.
(2) παραμείβετο δὲ πορευόμενοc ἐκ Δορίcκου πρῶτα μὲν τὰ
Cαμοθρηίκια τείχεα, τῶν ἐcχάτη πεπόλιcται πρὸc ἑcπέρηc
πόλιc τῇ οὔνομά ἐcτι Μεcαμβρίη. ἔχεται δὲ ταύτηc Θαcίων
πόλιc Cτρύμη, διὰ δέ cφεων τοῦ μέcου Λίcοc ποταμὸc
διαρρέει, ὃc τότε οὐκ ἀντέcχε τὸ ὕδωρ παρέχων τῷ Ξέρξεω
cτρατῷ ἀλλ' ἐπέλιπε. (3) ἡ δὲ χώρη αὕτη πάλαι μὲν ἐκαλέετο
Γαλλαϊκή, νῦν δὲ Βριαντική· ἔcτι μέντοι τῷ δικαιοτάτῳ τῶν
λόγων καὶ αὕτη Κικόνων. διαβὰc δὲ τοῦ Λίcου ποταμοῦ τὸ 109
ῥέεθρον ἀπεξηραcμένον πόλιαc Ἑλληνίδαc τάcδε παραμεί-
βετο, Μαρώνειαν, Δίκαιαν, Ἄβδηρα. ταύταc τε δὴ παρεξήιε
καὶ κατὰ ταύταc λίμναc ὀνομαcτὰc τάcδε, Μαρωνείηc μὲν
μεταξὺ καὶ Cτρύμηc κειμένην Ἰcμαρίδα, κατὰ δὲ Δίκαιαν
Βιcτονίδα, ἐc τὴν ποταμοὶ δύο ἐcιεῖcι τὸ ὕδωρ, Τραῦcόc τε
καὶ Κόμψατοc. κατὰ δὲ Ἄβδηρα λίμνην μὲν οὐδεμίαν ἐοῦcαν
ὀνομαcτὴν παραμείψατο Ξέρξηc, ποταμὸν δὲ Νέcτον ῥέοντα
ἐc θάλαccαν. (2) μετὰ δὲ ταύταc τὰc χώραc Θαcίων τὰc
ἠπειρώτιδαc πόλιc παρήιε, τῶν ἐν μιῇ λίμνῃ ἐοῦcα τυγχάνει

1379 τόν¹ <τε> Stein 1386 Μεγαβάζου A: -βύζου d 1387 πρῶτα A: πρῶτον d 1388 ἑcπέρηc Stein: -η 1390 δέ A: om. d 1391 διαρρέει d: διαιρέει A 1393 Γαλλαϊκή d: Γαλδαϊκή A 1395 πόλιαc A: πόλειc d παραμείβετο d: παρημ- A 1396, 1398 Δικαίαν hoc accentu A ταύταc d: ταῦτα A 1399 ἐcιεῖcι τὸ Schweighäuser: ἐcεῖcι τὸ A: ἐcείcιτο d ὕδωρ A: om. d Τραῦcόc Stein: Τραῦόc d: Cτραῦόc A 1400 Κόμψατοc C: -αντοc A: Κόψαντοc d 1401 ὀνομαcτὴν AD: οὐν- r Νέcτον AD: Μέcτον r 1402 ταύταc d: ταῦτα A Θαcίων Stein: ἰὼν 1403 πόλιc A: πόλειc d τυγχάνει ἐοῦcα d

ὡϲεὶ τριήκοντα ϲταδίων μάλιϲτά κῃ τὴν περίοδον, ἰχθυώδηϲ τε καὶ κάρτα ἁλμυρή· ταύτην τὰ ὑποζύγια μοῦνα ἀρδόμενα ἀνεξήρηνε. τῇ δὲ πόλι ταύτῃ οὔνομά ἐϲτι Πίϲτυροϲ. ταύταϲ μὲν δὴ τὰϲ πόλιαϲ τὰϲ παραθαλαϲϲίαϲ τε καὶ Ἑλληνίδαϲ ἐξ
110 εὐωνύμου χειρὸϲ ἀπέργων παρεξήιε· ἔθνεα δὲ Θρηίκων δι' ὧν τῆϲ χώρηϲ ὁδὸν ἐποιέετο τοϲάδε, Παῖτοι, Κίκονεϲ, Βίϲτονεϲ, Ϲαπαῖοι, Δερϲαῖοι, Ἠδωνοί, Ϲάτραι. τούτων οἱ μὲν παρὰ θάλαϲϲαν κατοικημένοι ἐν τῇϲι νηυϲὶ εἵποντο· οἱ δὲ αὐτῶν τὴν μεϲόγαιαν οἰκέοντεϲ καταλεχθέντεϲ τε ὑπ' ἐμεῦ, πλὴν Ϲατρέων οἱ ἄλλοι πάντεϲ πεζῇ ἀναγκαζόμενοι εἵποντο.

111 Ϲάτραι δὲ οὐδενόϲ κω ἀνθρώπων ὑπήκοοι ἐγένοντο, ὅϲον ἡμεῖϲ ἴδμεν, ἀλλὰ διατελεῦϲι τὸ μέχρι ἐμεῦ αἰεὶ ἐόντεϲ ἐλεύθεροι μοῦνοι Θρηίκων· οἰκέουϲί τε γὰρ ὄρεα ὑψηλά, ἴδῃϲί τε παντοίῃϲι καὶ χιόνι ϲυνηρεφέα, καί εἰϲι τὰ πολέμια ἄκροι. (2) οὗτοί εἰϲι οἱ τοῦ Διονύϲου τὸ μαντήιον ἐκτημένοι· τὸ δὲ μαντήιον τοῦτό ἐϲτι μὲν ἐπὶ τῶν ὀρέων τοῦ ὑψηλοτάτου, Βηϲϲοὶ δὲ τῶν Ϲατρέων εἰϲὶ οἱ προφητεύοντεϲ τοῦ ἱροῦ, πρόμαντιϲ δὲ ἡ χρέωϲα κατά περ ἐν Δελφοῖϲι, καὶ οὐδὲν ποικιλώτερον.

112 Παραμειψάμενοϲ δὲ ὁ Ξέρξηϲ τὴν εἰρημένην δεύτερα τούτων παραμείβετο τείχεα τὰ Πιέρων, τῶν ἑνὶ Φάγρηϲ ἐϲτὶ οὔνομα καὶ ἑτέρῳ Πέργαμοϲ. ταύτῃ μὲν δὴ παρ' αὐτὰ τὰ τείχεα τὴν ὁδὸν ἐποιέετο, ἐκ δεξιῆϲ χειρὸϲ τὸ Πάγγαιον ὄροϲ ἀπέργων, ἐὸν μέγα τε καὶ ὑψηλόν, ἐν τῷ χρύϲεά τε καὶ ἀργύρεα ἔνι μέταλλα, τὰ νέμονται Πίερέϲ τε καὶ Ὀδόμαντοι

1404 ὡϲεὶ A: ὅϲῃ d: del. Stein 1406 ἀνεξήρηνε] ἀπε- Blaydes πόλι A: πόλει d Πίϲτυροϲ Cr: Πύϲτιροϲ ADV 1409 ὁδὸν AD: om. r ἐποιέετο Ar: ποιέετο D Κίκονεϲ Βίϲτονεϲ Ϲαπαῖοι AD: om. r 1413 πάντεϲ Ar: om. D 1415 διατελεῦϲι d: -έουϲι A 1417 τε A: om. d 1418 εἰϲι huc traiecit Wilson: ante ἐκτημένοι praebent codd. οἱ ante ἐκτημένοι traiecit Pingel ἐκτημένοι d: κεκ- A 1419 τοῦ ὑψηλοτάτου Powell: τῶν -ων 1420 Βηϲϲοὶ A: Βιϲϲοὶ d 1421 ἡ] γυνὴ Stein 1424 παραμείβετο d: παρημ- A ἑνὶ Φάγρηϲ Dietsch post Leopardum: καινιφάγρηϲ 1425 παρ' αὐτὰ d: παρὰ τὰ A

καὶ μάλιϲτα Ϲάτραι. ὑπεροικέονταϲ δὲ τὸ Πάγγαιον πρὸϲ 113
βορέω ἀνέμου Παίοναϲ Δόβηράϲ τε καὶ Παιόπλαϲ παρεξιὼν
ἤιε πρὸϲ ἑϲπέρην, ἐϲ ὃ ἀπίκετο ἐπὶ ποταμόν τε Ϲτρυμόνα καὶ
πόλιν Ἠιόνα, τῆϲ ἔτι ζωὸϲ ἐὼν ἦρχε Βόγηϲ, τοῦπερ ὀλίγῳ
πρότερον τούτων λόγον ἐποιεύμην. (2) ἡ δὲ γῆ αὕτη ἡ περὶ τὸ
Πάγγαιον ὄροϲ καλέεται Φυλλίϲ, κατατείνουϲα τὰ μὲν πρὸϲ
ἑϲπέρην ἐπὶ ποταμὸν Ἀγγίτην ἐκδιδόντα ἐϲ τὸν Ϲτρυμόνα,
τὰ δὲ πρὸϲ μεϲαμβρίην τείνουϲα ἐϲ αὐτὸν τὸν Ϲτρυμόνα· ἐϲ
τὸν οἱ Μάγοι ἐκαλλιερέοντο ϲφάζοντεϲ ἵππουϲ λευκούϲ.
φαρμακεύϲαντεϲ δὲ ταῦτα ἐϲ τὸν ποταμὸν καὶ ἄλλα πολλὰ 114
πρὸϲ τούτοιϲι ἐν Ἐννέα Ὁδοῖϲι τῇϲι Ἠδωνῶν <δι>επορεύοντο
κατὰ τὰϲ γεφύραϲ, τὸν Ϲτρυμόνα εὑρόντεϲ ἐζευγμένον. Ἐννέα
δὲ Ὁδοὺϲ πυνθανόμενοι τὸν χῶρον τοῦτον καλέεϲθαι
τοϲούτουϲ ἐν αὐτῷ παῖδάϲ τε καὶ παρθένουϲ ἀνδρῶν τῶν
ἐπιχωρίων ζώονταϲ κατώρυϲϲον. (2) Περϲικὸν δὲ τὸ ζώονταϲ
κατορύϲϲειν, ἐπεὶ καὶ Ἄμηϲτριν τὴν Ξέρξεω γυναῖκα πυν-
θάνομαι γηράϲαϲαν δὶϲ ἑπτὰ Περϲέων παῖδαϲ, ἐόντων
ἐπιφανέων ἀνδρῶν, ὑπὲρ ἑωυτῆϲ τῷ ὑπὸ γῆν λεγομένῳ εἶναι
θεῷ ἀντιχαριζομένην κατορύξαι. ὡϲ δὲ ἀπὸ τοῦ Ϲτρυμόνοϲ 115
ἐπορεύετο ὁ ϲτρατόϲ, ἐνθαῦτα πρὸϲ ἡλίου δυϲμέων ἔϲτι
αἰγιαλὸϲ ἐν τῷ οἰκημένην Ἄργιλον πόλιν Ἑλλάδα παρεξήιε·
αὕτη δὲ καὶ ἡ κατύπερθε ταύτηϲ καλέεται Βιϲαλτίη. (2)
ἐνθεῦτεν δὲ κόλπον τὸν ἐπὶ Ποϲιδηίου ἐξ ἀριϲτερῆϲ χειρὸϲ
ἔχων ἤιε διὰ Ϲυλέοϲ πεδίου καλεομένου, Ϲτάγιρον πόλιν
Ἑλλάδα παραμειβόμενοϲ, καὶ ἀπίκετο ἐϲ Ἄκανθον, ἅμα
ἀγόμενοϲ τούτων ἕκαϲτον τῶν ἐθνέων καὶ τῶν περὶ τὸ Πάγ-
γαιον ὄροϲ οἰκεόντων, ὁμοίωϲ καὶ τῶν πρότερον κατέλεξα,

1430 *Παιόπλαϲ* d: *ὄπλαϲ* A 1434 *Φυλλίϲ* AD: *Φιλλίϲ* r 1439 *τῇϲι* d: *τοῖϲι* A suppl. Powell 1443 *ἐπιχωρίων* A: *ἐγχωρίων* d 1443–4 *Περϲικὸν ... κατορύϲϲειν* d: om. A 1446 *γῆν* d: *γῆϲ* A 1447 *ἀντιχαριζομένην κατορύξαι* Holford-Strevens: *ἀντιχαρίζεϲθαι κατορύϲϲουϲαν* 1449 *Ἄργιλον* Ar: *Ἄρχιλον* d 1450 *καὶ <γῆ> ἡ* Pingel 1452 *Ϲτάγιρον* Van Herwerden: *Ϲτάγειρον*

τοὺϲ μὲν παρὰ θάλαϲϲαν ἔχων οἰκημένουϲ ἐν νηυϲὶ ϲτρα-
τευομένουϲ, τοὺϲ δ' ὑπὲρ θαλάϲϲηϲ πεζῇ ἑπομένουϲ. (3) τὴν δὲ
ὁδὸν ταύτην, τῇ βαϲιλεὺϲ Ξέρξηϲ τὸν ϲτρατὸν ἤλαϲε, οὔτε
ϲυγχέουϲι Θρήικεϲ οὔτ' ἐπιϲπείρουϲι, ϲέβονταί τε μεγάλωϲ
116 τὸ μέχρι ἐμεῦ. ὡϲ δὲ ἄρα ἐϲ τὴν Ἄκανθον ἀπίκετο, ξεινίην
τε ὁ Ξέρξηϲ τοῖϲι Ἀκανθίοιϲι προεῖπε καὶ ἐδωρήϲατό ϲφεαϲ
ἐϲθῆτι Μηδικῇ ἐπαίνεέ τε, ὁρέων αὐτοὺϲ προθύμουϲ ἐόνταϲ
117 ἐϲ τὸν πόλεμον καὶ τὸ ὄρυγμα †ἀκούων†. ἐν Ἀκάνθῳ δὲ
ἐόντοϲ Ξέρξεω ϲυνήνεικε ὑπὸ νούϲου ἀποθανεῖν τὸν ἐπε-
ϲτεῶτα τῆϲ διώρυχοϲ Ἀρταχαίην, δόκιμον ἐόντα παρὰ Ξέρξῃ
καὶ γένοϲ Ἀχαιμενίδην, μεγάθεΐ τε μέγιϲτον ἐόντα Περϲέων
(ἀπὸ γὰρ πέντε πήχεων βαϲιληίων ἀπέλειπε τέϲϲεραϲ
δακτύλουϲ) φωνέοντά τε μέγιϲτον ἀνθρώπων, ὥϲτε Ξέρξην
ϲυμφορὴν ποιηϲάμενον μεγάλην ἐξενεῖκαί τε αὐτὸν κάλλιϲτα
καὶ θάψαι· ἐτυμβοχόεε δὲ πᾶϲα ἡ ϲτρατιή. (2) τούτῳ δὲ τῷ
Ἀρταχαίῃ θύουϲι Ἀκάνθιοι ἐκ θεοπροπίου ὡϲ ἥρωι,
ἐπονομάζοντεϲ τὸ οὔνομα. βαϲιλεὺϲ μὲν δὴ Ξέρξηϲ ἀπολο-
118 μένου Ἀρταχαίεω ἐποιέετο ϲυμφορήν· οἱ δὲ ὑποδεκόμενοι
Ἑλλήνων τὴν ϲτρατιὴν καὶ δειπνίζοντεϲ Ξέρξην ἐϲ πᾶν
κακοῦ ἀπίκατο, οὕτωϲ ὥϲτε ἀνάϲτατοι ἐκ τῶν οἴκων
ἐγίνοντο, ὅκου γε Θαϲίοιϲι ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ πολίων
τῶν ϲφετέρων δεξαμένοιϲι τὴν Ξέρξεω ϲτρατιὴν καὶ δειπ-
νίϲαϲι Ἀντίπατροϲ ὁ Ὀργέοϲ ἀραιρημένοϲ, τῶν ἀϲτῶν ἀνὴρ
δόκιμοϲ ὁμοῖα τῷ μάλιϲτα, ἀπέδεξε ἐϲ τὸ δεῖπνον τετρα-
119 κόϲια τάλαντα ἀργυρίου τετελεϲμένα. ὡϲ δὲ παραπληϲίωϲ καὶ
ἐν τῇϲι ἄλλῃϲι πόλιϲι οἱ ἐπεϲτεῶτεϲ ἀπεδείκνυϲαν τὸν λόγον.

1456 an *οἰκημένουϲ ἔχων*? 1460 *μέχρι* Ar: *μέχριϲ* D *ξεινίην* A: *ξεινηίην* d 1462 *αὐτοὺϲ* d: *καὶ τοὺϲ* A 1463 *ἀκούων* del. Krüger: *ἀνυϲθέν* Hude: *fossam absolutam* Valla: *αἰνέων* Pingel: alii alia 1464 *ὑπὸ νούϲου* post *διώρυχοϲ* traiecit d *ἐπεϲτεῶτα* AD[pc]: *ἐφ-* d 1465 *παρὰ* Ar: *πεῖρα* D 1467 *ἀπέλειπε* AD: *-έλιπε* r 1468 *Ξέρξην* A: *-ξεα* d 1470 *ἐτυμβοχόεε* r: *-όχεε* AD 1471 *Ἀκάνθιοι θύουϲι* A 1475 *οἴκων* A: *-ίων* d 1476 *ἐγίνοντο* A: *ἐγέν-* d *γε* d: om. A 1478 *Ὀργέοϲ* d: *-έωϲ* A 1480 *παραπληϲίωϲ* del. Krüger

τὸ γὰρ δεῖπνον τοιόνδε τι ἐγίνετο, οἷα ἐκ πολλοῦ χρόνου προειρημένον καὶ περὶ πολλοῦ ποιευμένων. (2) τοῦτο μέν, ὡϲ ἐπύθοντο τάχιϲτα τῶν κηρύκων τῶν περιαγγελλόντων, δαϲάμενοι ϲῖτον ἐν τῇϲι πόλιϲι οἱ ἀϲτοὶ ἄλευρά τε καὶ ἄλφιτα ἐποίευν πάντεϲ ἐπὶ μῆναϲ ϲυχνούϲ· τοῦτο δὲ κτήνεα ϲιτεύεϲκον ἐξευρίϲκοντεϲ τιμῆϲ τὰ κάλλιϲτα, ἔτρεφόν τε ὄρνιθαϲ χερϲαίουϲ καὶ λιμναίουϲ ἔν τε οἰκήμαϲι καὶ λάκκοιϲι, ἐϲ ὑποδοχὰϲ τοῦ ϲτρατοῦ· τοῦτο δὲ χρύϲεά τε καὶ ἀργύρεα ποτήριά τε καὶ κρητῆραϲ ἐποιεῦντο καὶ τἆλλα ὅϲα ἐπὶ τράπεζαν τιθέαται πάντα. (3) ταῦτα μὲν αὐτῷ τε βαϲιλέϊ καὶ τοῖϲι ὁμοϲίτοιϲι μετ' ἐκείνου ἐπεποίητο, τῇ δὲ ἄλλῃ ϲτρατιῇ τὰ ἐϲ φορβὴν μοῦνα ταϲϲόμενα. ὅκωϲ δὲ ἀπίκοιτο ἡ ϲτρατιή, ϲκηνὴ μὲν ἔϲκε πεπηγυῖα ἑτοίμη ἐϲ τὴν αὐτὸϲ ϲταθμὸν ποιεέϲκετο Ξέρξηϲ, ἡ δὲ ἄλλη ϲτρατιὴ ἔϲκε ὑπαίθριοϲ. (4) ὡϲ δὲ δείπνου γίνοιτο ὥρη, οἱ μὲν δεκόμενοι ἔχεϲκον πόνον, οἱ δὲ ὅκωϲ πληϲθέντεϲ νύκτα αὐτοῦ ἀγάγοιεν, τῇ ὑϲτεραίῃ τήν τε ϲκηνὴν ἀναϲπάϲαντεϲ καὶ τὰ ἔπιπλα πάντα λαβόντεϲ οὕτω ἀπελαύνεϲκον, λείποντεϲ οὐδὲν ἀλλὰ φερόμενοι. ἔνθα δὴ Μεγακρέοντοϲ ἀνδρὸϲ Ἀβδηρίτεω ἔποϲ εὖ 120
εἰρημένον ἐγένετο, ὃϲ ϲυνεβούλευϲε Ἀβδηρίτῃϲι πανδημεὶ αὐτοὺϲ καὶ γυναῖκαϲ, ἐλθόνταϲ ἐϲ τὰ ϲφέτερα ἱρὰ ἵζεϲθαι ἱκέταϲ τῶν θεῶν παραιτεομένουϲ καὶ τὸ λοιπόν ϲφι ἀπαμύνειν τῶν ἐπιόντων κακῶν τὰ ἡμίϲεα, τῶν τε παροιχομένων ἔχειν ϲφι μεγάλην χάριν, ὅτι βαϲιλεὺϲ Ξέρξηϲ οὐ δὶϲ ἑκάϲτηϲ ἡμέρηϲ ἐνόμιϲε ϲῖτον αἱρέεϲθαι· (2) παρέχειν γὰρ ἂν

1482 τι AD: τοι r ἐγίνετο A: ἐγέν- d 1483 ποιευμένων A: -μενον d 1484 ἐπύθοντο τῶν κηρύκων τάχιϲτα d 1485 δαϲάμενοι <τὸν> d 1486 ἐπὶ A: om. d ϲιτεύεϲκον d: ἐϲίτευον A 1490 τε d: om. A 1491 τιθέαται A: τίθεται d μὲν ταῦτα d 1495 ποιεέϲκετο edd.: ποιέϲκ- A: ἐποιέετο d ἔϲκε d: om. A: an δειπνέεϲκε?: μένεϲκε Stein 1496 γίνοιτο d: ἐγίνετο A 1497 πόνον ἔχεϲκον d ὅκωϲ A: ὅπωϲ d ἀγάγοιεν <ἐν> A: διαγάγοιεν Naber 1500 Μεγακρέοντοϲ Ar: Μετα- D 1501 ἐγένετο] ἐλέγετο Van Herwerden ϲυνεβούλευϲε d: -ευε A πανδημεὶ d: -μὶ A 1503 ἀπαμύνειν edd.: -υνεῖν 1504 παροιχομένων AD: παρεχ- r

Ἀβδηρίτῃσι, εἰ καὶ ἄριστον προείρητο ὁμοῖα τῷ δείπνῳ παρασκευάζειν, ἢ μὴ ὑπομένειν Ξέρξην ἐπιόντα ἢ καταμείναντας κάκιστα πάντων ἀνθρώπων ἐκτριβῆναι.

121 *Οἱ μὲν δὴ πιεζόμενοι ὅμως τὸ ἐπιτασσόμενον ἐπετέλεον, Ξέρξης δὲ ἐκ τῆς Ἀκάνθου ἐντειλάμενος τοῖσι στρατηγοῖσι τὸν ναυτικὸν στρατὸν ὑπομένειν ἐν Θέρμῃ ἀπῆκε ἀπ' ἑωυτοῦ πορεύεσθαι τὰς νέας, Θέρμῃ δὲ τῇ ἐν τῷ Θερμαίῳ κόλπῳ οἰκημένῃ, ἀπ' ἧς καὶ ὁ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει· <...> ταύτῃ γὰρ ἐπυνθάνετο συντομώτατον εἶναι.* (2) *μέχρι μὲν γὰρ Ἀκάνθου ὧδε τεταγμένος ὁ στρατὸς ἐκ Δορίσκου τὴν ὁδὸν ἐποιέετο· τρεῖς μοίρας ὁ Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν, μίαν αὐτέων ἔταξε παρὰ θάλασσαν ἰέναι ὁμοῦ τῷ ναυτικῷ·* (3) *ταύτης μὲν δὴ ἐστρατήγεον Μαρδόνιός τε καὶ Μασίστης, ἑτέρη δὲ τεταγμένη ἤιε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσόγαιαν, τῆς ἐστρατήγεον Τριτανταίχμης τε καὶ Γέργις. ἡ δὲ τρίτη τῶν μοιρέων, μετ' ἧς ἐπορεύετο αὐτὸς Ξέρξης, ἤιε μὲν τὸ μέσον αὐτέων, στρατηγοὺς δὲ παρείχετο Σμερδομένεά τε καὶ Μεγάβυξον.*

122 *Ὁ μέν νυν ναυτικὸς στρατὸς ὡς ἀπείθη ὑπὸ Ξέρξεω καὶ διεξέπλωσε τὴν διώρυχα τὴν ἐν τῷ Ἄθῳ γενομένην, διέχουσαν δὲ ἐς κόλπον ἐν τῷ Ἄσσα τε πόλις καὶ Πίλωρος καὶ Σίγγος καὶ Σάρτη οἴκηνται, ἐνθεῦτεν, ὡς καὶ ἐκ τουτέων τῶν πολίων στρατιὴν παρέλαβε, ἔπλεε ἀπιέμενος ἐς τὸν Θερμαῖον κόλπον, κάμπτων δὲ Ἄμπελον τὴν Τορωναίην ἄκρην παραμείβετο Ἑλληνίδας {τε} τάσδε πόλις, ἐκ τῶν νέας τε καὶ στρατιὴν παρελάμβανε, Τορώνην, Γαληψόν, Σερμύλην,*

1509 *ἐκτριβῆναι* excerpta in cod. Paris. suppl. gr. 134: *δια-* Ad: *ἐπι-* Blaydes 1510 *ὅμως* Valla (*tamen*): *ὁμοίως* Ad 1512 *τὸν ναυτικὸν στρατὸν*] *τοῦ -οῦ -οῦ* Pingel: aut haec verba aut *τὰς νέας* fortasse delenda 1514 *ἀπ'*] *ἐπ'* Cobet 1515 post *ἔχει* ex gr. suppl. <*αὐτὸς δὲ διὰ μεσογαίης τὴν ὁδὸν ποιέεσθαι ἔμελλε*> Macan *συντομώτατον* A: *-ώτερον* d 1518 *στρατόν* A: om. d *αὐτέων* A: *αὐτῶν* d 1522 *Γέργις* Ar: *Γέρτις* DSV 1523 *μετ'* A: *μεθ'* d *αὐτὸς* <*ὁ*> D 1524 *τε* A: om. d 1525 *νυν* A: om. d 1526 *διεξέπλωσε* A: *διέπλωσε* d 1528 *Σάρτη* A: *Σάργη* d 1529 *ἀπιέμενος* A: *ἀπικόμενος* d 1530 *Τορωναίην* d: *Κορ-* A 1531 *τε* om. P, del. edd. *πόλις* A: *πόλεις* d

*Μηκύβερναν, Ὄλυνθον. ἡ μέν νυν χώρη αὕτη Cιθωνίη
καλέεται. ὁ δὲ ναυτικὸc στρατὸc ὁ Ξέρξεω cυντάμνων ἀπ'* 123
*Ἀμπέλου ἄκρηc ἐπὶ Καναcτραῖον ἄκρην, τὸ δὴ πάcηc τῆc
Παλλήνηc ἀνέχει μάλιcτα, ἐνθεῦτεν νέαc τε καὶ cτρατιὴν
παρελάμβανε ἐκ Ποτειδαίηc καὶ Ἀφύτιοc καὶ Νέηc Πόλιοc
καὶ Αἰγῆc καὶ Θεράμβω καὶ Cκιώνηc καὶ Μένδηc καὶ Cάνηc·
αὗται γάρ εἰcι αἳ τὴν νῦν Παλλήνην πρότερον δὲ Φλέγρην
καλεομένην νεμόμεναι.* (2) *παραπλέων δὲ καὶ ταύτην τὴν
χώρην ἔπλεε ἐc τὸ προειρημένον, παραλαμβάνων cτρατιὴν
καὶ ἐκ τῶν προcεχέων πολίων τῇ Παλλήνῃ, ὁμουρεουcέων
δὲ τῷ Θερμαίῳ κόλπῳ, τῇcι οὐνόματά ἐcτι τάδε, Λίπαξοc,
Κώμβρεια, Αἶcα, Γίγωνοc, Κάμψα, Cμίλα, Αἴνεια· ἡ δὲ
τουτέων χώρη Κροccαίη ἔτι καὶ ἐc τόδε καλέεται.* (3) *ἀπὸ δὲ
Αἰνείηc, ἐc τὴν ἐτελεύτων καταλέγων τὰc πόλιc, ἀπὸ ταύτηc
ἤδη ἐc αὐτόν τε τὸν Θερμαῖον κόλπον ἐγίνετο τῷ ναυτικῷ
cτρατῷ <ὁ> πλόοc καὶ γῆν τὴν Μυγδονίην, πλέων δὲ ἀπίκετο
ἔc τε τὴν προειρημένην Θέρμην καὶ Cίνδον τε πόλιν καὶ
Χαλέcτρην ἐπὶ τὸν Ἄξιον ποταμόν, ὃc οὐρίζει χώρην τὴν
Μυγδονίην τε καὶ Βοττιαιίδα, τῆc ἔχουcι τὸ παρὰ θάλαccαν,
cτεινὸν χωρίον, πόλιεc Ἴχναι τε καὶ Πέλλα.*

Ὁ μὲν δὴ ναυτικὸc cτρατὸc αὐτοῦ περὶ Ἄξιον ποταμὸν καὶ 124
*πόλιν Θέρμην καὶ τὰc μεταξὺ πόλιαc τούτων περιμένων
βαcιλέα ἐcτρατοπεδεύετο, Ξέρξηc δὲ καὶ ὁ πεζὸc cτρατὸc
ἐπορεύετο ἐκ τῆc Ἀκάνθου τὴν μεcόγαιαν τάμνων τῆc ὁδοῦ,*

1533 *Μηκύβερναν* AD[pc]: *Μηκύρερναν* D[ac]: *-ρεν(ν)αν* r *Cιθωνίη* r: *Cιθο-* AD 1535 *Καναcτραῖον* d: *-αίην* A 1536 *ἐνθεῦτέν* <*τε*> d 1537 *Ποτειδαίηc* Van Herwerden: *Ποτι-* *Ἀφύτιοc* A: *Ἀφύcτιοc* d 1539 *νῦν* <*μὲν*> Van Herwerden 1542 *τῇ Παλλήνῃ* A: om. d *ὁμουρεουcέων* A: *-cῶν* d 1544 *Κώμβρεια* d: *-βρία* A *Αἶcα* Stein: *Λιcαί* Ar: *Λειcαί* D: *αἰcαγίγωνοc* (sic) Y *Καμψὰ* hoc accentu D *Αἴνεια* d: *-νία* A 1545 *καὶ* d: om. A 1546 *Αἰνείηc* Ar: *-έηc* D *πόλιc* A: *-ιαc* D: *-ειc* r 1548 suppl. Schaefer 1549 *Cινδόν* hoc accentu r, *Cίνδόν* D 1551 *Βοττιαιίδα* A: *Βοττηνίδα* d *τῆc* A: *ἧc* d 1552 *πόλιεc* edd.: *πόλιc* Ad *Ἴχναι* D: *Ἰχναί* r: *Ἴχνη* A 1554 *πόλιαc* A: *-ειc* D: *-ιc* r *τούτων* Abicht: *τουτέων* 1555 *ἐcτρατοπεδεύετο* AD: *-εύοντο* r

βουλόμενος ἐς τὴν Θέρμην ἀπικέσθαι. ἐπορεύετο δὲ διὰ τῆς
Παιονικῆς καὶ Κρηστωνικῆς ἐπὶ ποταμὸν Ἐχείδωρον, ὃς ἐκ
Κρηστωναίων ἀρξάμενος ῥέει διὰ Μυγδονίης χώρης καὶ
125 *ἐξίει παρὰ τὸ ἕλος τὸ ἐπ' Ἀξίῳ ποταμῷ. πορευομένῳ δὲ*
ταύτῃ λέοντές οἱ ἐπεθήκαντο τῇσι σιτοφόροισι καμήλοισι·
καταφοιτέοντες γὰρ οἱ λέοντες τὰς νύκτας καὶ λείποντες τὰ
σφέτερα ἤθεα ἄλλου μὲν οὐδενὸς ἅπτοντο οὔτε ὑποζυγίου
οὔτε ἀνθρώπου, οἱ δὲ τὰς καμήλους ἐκεραΐζον μούνας.
θωμάζω δὲ τὸ αἴτιον, ὅ τι κοτὲ ἦν τῶν ἄλλων τὸ ἀναγκάζον
ἀπεχομένους τοὺς λέοντας τῇσι καμήλοισι ἐπιτίθεσθαι, τὸ
μήτε πρότερον ὀπώπεσαν θηρίον μήτ' ἐπεπειρέατο αὐτοῦ.
126 *εἰσὶ δὲ κατὰ ταῦτα τὰ χωρία καὶ λέοντες πολλοὶ καὶ βόες*
ἄγριοι, τῶν τὰ κέρεα ὑπερμεγάθεά ἐστι τὰ ἐς Ἕλληνας
φοιτέοντα. οὖρος δὲ τοῖσι λέουσί ἐστι ὅ τε δι' Ἀβδήρων ῥέων
ποταμὸς Νέστος καὶ ὁ δι' Ἀκαρνανίης ῥέων Ἀχελῷος·
οὔτε γὰρ τὸ πρὸς τὴν ἠῶ τοῦ Νέστου οὐδαμόθι πάσης τῆς
ἔμπροσθε Εὐρώπης ἴδοι τις ἂν λέοντα, οὔτε πρὸς ἑσπέρης τοῦ
Ἀχελῴου ἐν τῇ ἐπιλοίπῳ ἠπείρῳ, ἀλλ' ἐν τῇ μεταξὺ τούτων
127 *τῶν ποταμῶν γίνονται. ὡς δὲ ἐς τὴν Θέρμην ἀπίκετο ὁ*
Ξέρξης, ἵδρυσε αὐτοῦ τὴν στρατιήν. ἐπέσχε δὲ ὁ στρατὸς
αὐτοῦ στρατοπεδευόμενος τὴν παρὰ θάλασσαν χώρην
τοσήνδε, ἀρξάμενος ἀπὸ Θέρμης πόλιος καὶ τῆς Μυγδονίης
μέχρι Λυδίεώ τε ποταμοῦ καὶ Ἁλιάκμονος, οἳ οὐρίζουσι
γῆν τὴν Βοττιαιίδα τε καὶ Μακεδονίδα, ἐς τὠυτὸ ῥέεθρον τὸ
ὕδωρ συμμίσγοντες. (2) *ἐστρατοπεδεύοντο μὲν δὴ ἐν τούτοισι*
τοῖσι χωρίοισι οἱ βάρβαροι, τῶν δὲ καταλεχθέντων τούτων
ποταμῶν ἐκ Κρηστωναίων ῥέων Ἐχείδωρος μοῦνος οὐκ
ἀντέχρησε τῇ στρατιῇ πινόμενος ἀλλ' ἐπέλιπε.

1558 *Ἐχείδωρον* I. Vossius: *χείδωρον* 1561 *ταύτῃ* Ar: *-ην* D 1562 *καταφοιτέοντες* d: *-ῶντες* A 1567 *ὀπώπεσαν* Ar: *ὤπ-* D 1569 *κέρεα* <*τὰ*> Powell 1570 *ῥέων* A: om. d 1573 *ἔμπροσθε* A: *-εν* d *λέοντα* <*οὐδαμοῦ*> d 1577 *τὴν* del. Powell 1580 *τὴν* d: om. A *ῥέεθρον* del. Kallenberg 1583 <*ὁ*> *ἐκ* Valckenaer *Κρηστωναίων* d: *-νέης* A *Ἐχείδωρος* r: *χείδωρος* AD

Ξέρξηϲ δὲ ὁρέων ἐκ τῆϲ Θέρμηϲ ὄρεα τὰ Θεϲϲαλικά, τόν τε 128
Ὄλυμπον καὶ τὴν Ὄϲϲαν, μεγάθεϊ ὑπερμήκεα ἐόντα, διὰ μέϲου
τε αὐτῶν αὐλῶνα ϲτεινὸν πυνθανόμενοϲ εἶναι, δι᾽ οὗ ῥέει ὁ
Πηνειόϲ, ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐϲ Θεϲϲαλίην φέρουϲαν,
ἐπεθύμηϲε πλώϲαϲ θεήϲαϲθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ὅτι
τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε
οἰκημένων ἐϲ Περραιβοὺϲ παρὰ Γόννον πόλιν· ταύτῃ γὰρ
ἀϲφαλέϲτατον ἐπυνθάνετο εἶναι. (2) ὡϲ δὲ ἐπεθύμηϲε, καὶ
ἐποίεε ταῦτα· ἐϲβὰϲ ἐϲ Ϲιδωνίην νέα, ἐϲ τήν περ ἐϲέβαινε αἰεὶ
ὅκωϲ τι ἐθέλοι τοιοῦτο ποιῆϲαι, ἀνέδεξε ϲημήιον καὶ τοῖϲι
ἄλλοιϲι ἀνάγεϲθαι, καταλιπὼν αὐτοῦ τὸν πεζὸν ϲτρατόν. ἐπεὶ
δὲ ἀπίκετο καὶ ἐθεήϲατο Ξέρξηϲ τὴν ἐκβολὴν τοῦ Πηνειοῦ,
ἐν θώματι μεγάλῳ ἐνέϲχετο, καλέϲαϲ δὲ τοὺϲ κατηγεμόναϲ
τῆϲ ὁδοῦ εἴρετο εἰ τὸν ποταμὸν ἔϲτι παρατρέψαντα ἑτέρῃ ἐϲ
θάλαϲϲαν ἐξαγαγεῖν. τὴν δὲ Θεϲϲαλίην λόγοϲ ἐϲτὶ τὸ παλαιὸν 129
εἶναι λίμνην, ὥϲτε γε ϲυγκεκλῃμένην πάντοθεν ὑπερμήκεϲι
ὄρεϲι. τὰ μὲν γὰρ αὐτῆϲ πρὸϲ τὴν ἠῶ ἔχοντα τό τε Πήλιον
ὄροϲ καὶ ἡ Ὄϲϲα ἀποκληίει ϲυμμίϲγοντα τὰϲ ὑπωρείαϲ
ἀλλήλοιϲι, τὰ δὲ πρὸϲ βορέω ἀνέμου Ὄλυμποϲ, τὰ δὲ πρὸϲ
ἑϲπέρην Πίνδοϲ, τὰ δὲ πρὸϲ μεϲαμβρίην τε καὶ ἄνεμον νότον ἡ
Ὄθρυϲ· τὸ μέϲον δὲ τούτων τῶν λεχθέντων ὀρέων ἡ Θεϲϲαλίη
ἐϲτὶ ἐοῦϲα κοίλη. (2) ὥϲτε ὧν ποταμῶν ἐϲ αὐτὴν καὶ ἄλλων
ϲυχνῶν ἐϲβαλλόντων, πέντε δὲ τῶν δοκίμων μάλιϲτα τῶνδε,
Πηνειοῦ καὶ Ἀπιδανοῦ καὶ Ὀνοχώνου καὶ Ἐνιπέοϲ καὶ
Παμίϲου, οἱ μέν νυν ἐϲ τὸ πεδίον τοῦτο ϲυλλεγόμενοι ἐκ τῶν

1585 ὁρέων d: ὁρῶν A 1586 μεγάθεϊ <τε> A 1588 εἶναι ταύτῃ d 1590 κατύπερθε AD: -εν r 1591 ἐϲ d: ἔϲτε A Περραιβοὺϲ Ar: Περαιβοὺϲ D Γόννον A^{pc}D: Γόνον A^{ac}r 1593 τήν d: ἥν A ἐϲέβαινε d: ἐνέ- A 1594 τι AD: τοι r τοιοῦτο AD: -ον r 1596 ἐθεήϲατο A: ἐθηή- <ὁ> d 1597 κατηγεμόναϲ A: ἡγεμόναϲ d 1600 γε d: om. A ϲυγκεκλῃμένην A: -η(ι)ϲμένην d 1601 τε d: om. A 1603 ἀλλήλοιϲι AXSV: -η(ι)ϲι DRU ἀνέμου <ὁ> d 1606 ὧν A: τῶν d 1609 οἱ μέν νυν] οἳ νῦν μὲν Pingel: νυν fortasse delendum ἐϲ ... τοῦτο A: ἐκ τῶν πεδίων d

ὀρέων τῶν περικληιόντων τὴν Θεϲϲαλίην {ὀνομαζόμενοι} δι' ἑνὸϲ αὐλῶνοϲ καὶ τούτου ϲτεινοῦ ἔκροον ἔχουϲι ἐϲ θάλαϲϲαν, προϲυμμίϲγοντεϲ τὸ ὕδωρ πάντεϲ ἐϲ τὠυτό. (3) *ἐπεὰν δὲ ϲυμμιχθέωϲι τάχιϲτα, ἐνθεῦτεν ἤδη ὁ Πηνειὸϲ τῷ οὐνόματι κατακρατέων ἀνωνύμουϲ τοὺϲ ἄλλουϲ εἶναι ποιέει. τὸ δὲ παλαιὸν λέγεται, οὐκ ἐόντοϲ κω τοῦ αὐλῶνοϲ καὶ διεκρόου τούτου, τοὺϲ ποταμοὺϲ τούτουϲ καὶ πρὸϲ τοῖϲι ποταμοῖϲι τούτοιϲι τὴν Βοιβηίδα λίμνην οὔτε ὀνομάζεϲθαι κατά περ νῦν ῥέειν τε οὐδὲν ἧϲϲον ἢ νῦν, ῥέονταϲ δὲ ποιέειν τὴν Θεϲϲαλίην πᾶϲαν πέλαγοϲ.* (4) *αὐτοὶ μέν νυν Θεϲϲαλοί φαϲι Ποϲειδέωνα ποιῆϲαι τὸν αὐλῶνα δι' οὗ ῥέει ὁ Πηνειόϲ, οἰκότα λέγοντεϲ. ὅϲτιϲ γὰρ νομίζει Ποϲειδέωνα τὴν γῆν ϲείειν καὶ τὰ διεϲτεῶτα ὑπὸ ϲειϲμοῦ τοῦ θεοῦ τούτου ἔργα εἶναι, καὶ ἂν ἐκεῖνο ἰδὼν φαίη Ποϲειδέωνα ποιῆϲαι· ἔϲτι γὰρ ϲειϲμοῦ ἔργον, ὡϲ ἐμοὶ φαίνεται εἶναι, ἡ διάϲταϲιϲ τῶν ὀρέων.*

130 *Οἱ δὲ κατηγεόμενοι εἰρομένου Ξέρξεω εἰ ἔϲτι ἄλλη ἔξοδοϲ ἐϲ θάλαϲϲαν τῷ Πηνειῷ, ἐξεπιϲτάμενοι ἀτρεκέωϲ εἶπον· Βαϲιλεῦ, ποταμῷ τούτῳ οὐκ ἔϲτι ἄλλη ἐξήλυϲιϲ ἐϲ θάλαϲϲαν κατήκουϲα, ἀλλ' ἢ αὕτη· ὄρεϲι γὰρ περιεϲτεφάνωται πᾶϲα Θεϲϲαλίη. Ξέρξην δὲ λέγεται εἰπεῖν πρὸϲ ταῦτα· Ϲοφοὶ ἄνδρεϲ εἰϲὶ Θεϲϲαλοί.* (2) *ταῦτ' ἄρα πρὸ πολλοῦ ἐφυλάϲϲοντο γνωϲιμαχέοντεϲ καὶ τἆλλα καὶ ὅτι χώρην ἄρα εἶχον εὐαίρετόν τε καὶ ταχυάλωτον· τὸν γὰρ ποταμὸν πρῆγμα ἂν ἦν μοῦνον ἐπεῖναί ϲφεων ἐπὶ τὴν χώρην, χώματι ἐκ τοῦ αὐλῶνοϲ ἐκβιβάϲαντα καὶ παρατρέψαντα δι' ὧν νῦν ῥέει ῥεέθρων, ὥϲτε Θεϲϲαλίην πᾶϲαν ἔξω τῶν ὀρέων ὑπόβρυχα*

1610 del. Pingel: an <*καὶ ἰδίῃ*> *ὀνομαζόμενοι*? 1612 *πάντεϲ* Ar: om. D *ἐπεὰν* Ar: *ἐπὰν* D 1613 *ϲυμμιχθέωϲι* A: *-θῶϲι* d *οὐνόματι* Ar: *ὀν-* D 1615 *παλαιὸν* A: *πάλαι* d 1619 *αὐτοὶ*] *αὐτὸν* Naber 1622 *διεϲτεῶτα* A: *-εϲτῶτα* d 1624 *φαίνεται* A: *ἐφαίνετο* d 1628 *ἀλλ' ἢ* Hude post Matthiae: *ἀλλ' ἥδε* 1630 *ἐφυλάϲϲοντο* d: *-άξαντο* A 1631–2 *καὶ τἆλλα ... ταχυάλωτον* del. Powell: an <*διά*> *τἆλλα*? 1635 *ῥεέθρων* C: *-ρον* Ad *ἔξω*] *ἔϲω* Schaefer *ὑπόβρυχα* d: *-βρύχεα* A

γενέϲθαι. (3) ταῦτα δὲ ἔχοντα ἔλεγε ἐϲ τοὺϲ Ἀλεύεω παῖδαϲ,
ὅτι πρῶτοι Ἑλλήνων ἐόντεϲ Θεϲϲαλοὶ ἔδοϲαν ἑωυτοὺϲ
βαϲιλέϊ, δοκέων ὁ Ξέρξηϲ ἀπὸ παντόϲ ϲφεαϲ τοῦ ἔθνεοϲ ἐπαγ-
γέλλεϲθαι φιλίην. εἴπαϲ δὲ ταῦτα καὶ θεηϲάμενοϲ ἀπέπλεε
ἐϲ τὴν Θέρμην.

Ὁ μὲν δὴ περὶ Πιερίην διέτριβε ἡμέραϲ ϲυχνάϲ· τὸ γὰρ 131
δὴ ὄροϲ τὸ Μακεδονικὸν ἔκειρε τῆϲ ϲτρατιῆϲ τριτημορίϲ, ἵνα
ταύτῃ διεξίῃ ἅπαϲα ἡ ϲτρατιὴ ἐϲ Περραιβούϲ· οἱ δὲ δὴ
κήρυκεϲ οἱ ἀποπεμφθέντεϲ ἐϲ τὴν Ἑλλάδα ἐπὶ γῆϲ αἴτηϲιν
ἀπίκατο οἱ μὲν κεινοί, οἱ δὲ φέροντεϲ γῆν τε καὶ ὕδωρ. τῶν δὲ 132
δόντων ταῦτα ἐγένοντο οἵδε, Θεϲϲαλοί, Δόλοπεϲ, Ἐνιῆνεϲ,
Περραιβοί, Λοκροί, Μάγνητεϲ, Μηλιέεϲ, Ἀχαιοὶ οἱ Φθιῶται
καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι Βοιωτοὶ πλὴν Θεϲπιέων τε καὶ
Πλαταιέων. (2) ἐπὶ τούτοιϲι οἱ Ἕλληνεϲ ἔταμον ὅρκιον οἱ τῷ
βαρβάρῳ πόλεμον ἀειράμενοι. τὸ δὲ ὅρκιον ὧδε εἶχε, ὅϲοι τῷ
Πέρϲῃ ἔδοϲαν ϲφέαϲ αὐτοὺϲ Ἕλληνεϲ ἐόντεϲ, μὴ ἀναγ-
καϲθέντεϲ, καταϲτάντων ϲφι εὖ τῶν πρηγμάτων, τούτουϲ
δεκατεῦϲαι τῷ ἐν Δελφοῖϲι θεῷ. τὸ μὲν δὴ ὅρκιον ὧδε εἶχε
τοῖϲι Ἕλληϲι· ἐϲ δὲ Ἀθήναϲ καὶ Ϲπάρτην οὐκ ἀπέπεμψε 133
Ξέρξηϲ ἐπὶ γῆϲ αἴτηϲιν κήρυκαϲ τῶνδε εἵνεκα· πρότερον
Δαρείου πέμψαντοϲ ἐπ᾽ αὐτὸ τοῦτο οἱ μὲν αὐτῶν τοὺϲ
αἰτέονταϲ ἐϲ τὸ βάραθρον, οἱ δ᾽ ἐϲ φρέαρ ἐμβαλόντεϲ
ἐκέλευον γῆν τε καὶ ὕδωρ ἐκ τούτων φέρειν παρὰ βαϲιλέα.
τούτων μὲν εἵνεκα οὐκ ἔπεμψε Ξέρξηϲ τοὺϲ αἰτήϲονταϲ.
(2) ὅ τι δὲ τοῖϲι Ἀθηναίοιϲι ταῦτα ποιήϲαϲι τοὺϲ κήρυκαϲ
ϲυνήνεικε ἀνεθέλητον γενέϲθαι, οὐκ ἔχω εἶπαι, πλὴν ὅτί
ϲφεων ἡ χώρη καὶ ἡ πόλιϲ ἐδηιώθη, ἀλλὰ τοῦτο οὐ διὰ ταύτην

1637 ὄντεϲ Ἑλλήνων d 1638 ἀπὸ A: ὑπὸ d 1643 διεξίῃ d: διέξῃ A ἅπαϲα A: πᾶϲα d δὴ d: om. A 1646 ἐγένοντο AD: ἐγένετο r Ἐνιῆνεϲ AD: Αἰν- r 1647 Μάγνητεϲ A: Μάγητεϲ d 1650 ἀειράμενοι C: ἀιρ- A: ἀρ- d 1656 αὐτῶν d: -έων A 1657 ἐμβαλόντεϲ d: ἐϲβ- A 1658 τε A: om. d φέρειν ἐκ τούτων d 1659 Ξέρξηϲ οὐκ ἔπεμψε d 1660 τοῖϲι d: om. A 1661 εἶπαί <τι> A

134 τὴν αἰτίην δοκέω γενέϲθαι. τοῖϲι δὲ ὦν Λακεδαιμονίοιϲι μῆνιϲ κατέϲκηψε Ταλθυβίου τοῦ Ἀγαμέμνονοϲ κήρυκοϲ. ἐν γὰρ Σπάρτῃ ἔϲτι Ταλθυβίου ἱρόν, εἰϲὶ δὲ καὶ ἀπόγονοι Ταλθυβίου Ταλθυβιάδαι καλεόμενοι, τοῖϲι αἱ κηρυκηίαι αἱ ἐκ Σπάρτηϲ πᾶϲαι γέραϲ δέδονται. (2) μετὰ δὴ ταῦτα τοῖϲι Σπαρτιήτῃϲι καλλιερῆϲαι θυομένοιϲι οὐκ ἐδύνατο. τοῦτο δ' ἐπὶ χρόνον ϲυχνὸν ἦν ϲφι <γινόμενον>. ἀχθομένων δὲ καὶ ϲυμφορῇ χρεωμένων Λακεδαιμονίων, ἁλίηϲ τε πολλάκιϲ ϲυλλεγομένηϲ καὶ κήρυγμα τοιόνδε ποιευμένων, εἴ τιϲ βούλοιτο Λακεδαιμονίων πρὸ τῆϲ Σπάρτηϲ ἀποθνῄϲκειν, Σπερθίηϲ τε ὁ Ἀνηρίϲτου καὶ Βοῦλιϲ ὁ Νικόλεω, ἄνδρεϲ Σπαρτιῆται φύϲι τε γεγονότεϲ εὖ καὶ χρήμαϲι ἀνήκοντεϲ ἐϲ τὰ πρῶτα, ἐθελονταὶ ὑπέδυϲαν ποινὴν τεῖϲαι Ξέρξῃ τῶν Δαρείου κηρύκων τῶν ἐν Σπάρτῃ ἀπολομένων. (3) οὕτω Σπαρτιῆται
135 τούτουϲ ὡϲ ἀποθανευμένουϲ ἐϲ Μήδουϲ ἀπέπεμψαν. αὕτη τε ἡ τόλμα τούτων τῶν ἀνδρῶν θώματοϲ ἀξίη καὶ τάδε πρὸϲ τούτοιϲι τὰ ἔπεα. πορευόμενοι γὰρ ἐϲ Σοῦϲα ἀπικνέονται παρὰ Ὑδάρνεα. ὁ δὲ Ὑδάρνηϲ ἦν μὲν γένοϲ Πέρϲηϲ, ϲτρατηγὸϲ δὲ τῶν παραθαλαϲϲίων ἀνθρώπων τῶν ἐν τῇ Ἀϲίῃ· ὅϲ ϲφεαϲ ξείνια προθέμενοϲ ἱϲτία, ξεινίζων δὲ εἴρετο λέγων τάδε· (2) Ἄνδρεϲ Λακεδαιμόνιοι, τί δὴ φεύγετε βαϲιλέϊ φίλοι γενέϲθαι; ὁρᾶτε γὰρ ὡϲ ἐπίϲταται βαϲιλεὺϲ ἄνδραϲ ἀγαθοὺϲ τιμᾶν, ἐϲ ἐμέ τε καὶ τὰ ἐμὰ πρήγματα ἀποβλέποντεϲ. οὕτω δὲ καὶ ὑμεῖϲ εἰ δοίητε ὑμέαϲ αὐτοὺϲ βαϲιλέϊ (δεδόξωϲθε γὰρ πρὸϲ αὐτοῦ ἄνδρεϲ εἶναι ἀγαθοί), ἕκαϲτοϲ ἂν ὑμέων ἄρχοι γῆϲ Ἑλλάδοϲ δόντοϲ βαϲιλέοϲ. (3) πρὸϲ ταῦτα ὑπεκρίναντο τάδε·

1666 *Ταλθυβίου* d: om. A 1667 *αἱ* r: om. AD *δέδονται* AD: *δίδονται* r *δὴ* Stein: *δὲ* 1668 *ἐδύνατο*] *ἐγίνετο* Valckenaer 1669 *δ'* A: om. d suppl. Stein 1670 *ἁλίηϲ* hoc spiritu AD *πολλάκιϲ* Ar: om. D 1673 *Σπερθίηϲ*] *Σπέρτιϲ* vel *Σπάρτιϲ* Plut. Mor. 235 F: *Σπέρχιϲ* ibid. 815 E: *Σπέρχηϲ* Stobaeus 3. 7. 69 1674 *φύϲι* edd.: *φύϲει* 1675 *τῖϲαι* sic A: *τίϲειν* d *τῶν* Const. Porph.: *τῷ* Ad 1679 *τὰ ἔπεα* del. Macan 1682 *ἱϲτία* ASV: *εἰϲ-* d *λέγων* d: om. A

Ὕδαρνεϲ, οὐκ ἐξ ἴϲου γίνεται ἡ ϲυμβουλίη ἡ ἐϲ ἡμέαϲ τείνουϲα. τοῦ μὲν γὰρ πεπειρημένοϲ ϲυμβουλεύειϲ, τοῦ δὲ ἄπειροϲ ἐών· τὸ μὲν γὰρ δοῦλοϲ εἶναι ἐξεπίϲτεαι, ἐλευθερίηϲ δὲ οὔκω ἐπειρήθηϲ, οὔτ' εἰ ἔϲτι γλυκὺ οὔτ' εἰ μή. εἰ γὰρ αὐτῆϲ πειρήϲαιο, οὐκ ἂν δόραϲι ϲυμβουλεύοιϲ ἡμῖν περὶ αὐτῆϲ μάχεϲθαι, ἀλλὰ καὶ πελέκεϲι. ταῦτα μὲν Ὑδάρνεα ἀμείψαντο· 136
ἐνθεῦτεν δὲ ὡϲ ἀνέβηϲαν ἐϲ Ϲοῦϲα καὶ βαϲιλέϊ ἐϲ ὄψιν ἦλθον, πρῶτα μὲν τῶν δορυφόρων κελευόντων καὶ ἀνάγκην ϲφι προϲφερόντων προϲκυνέειν βαϲιλέα προϲπίπτονταϲ οὐκ ἔφαϲαν ὠθεόμενοι ὑπ' αὐτῶν ἐπὶ κεφαλὴν ποιήϲειν ταῦτα οὐδαμά· οὔτε γὰρ ϲφίϲι ἐν νόμῳ εἶναι ἄνθρωπον προϲκυνέειν οὔτε κατὰ ταῦτα ἥκειν· ὡϲ δὲ ἀπεμαχέϲαντο τοῦτο, δεύτερά ϲφι λέγουϲι τάδε καὶ λόγου τοιοῦδε ἐχόμενα· (2) Ὦ βαϲιλεῦ Μήδων, ἔπεμψαν ἡμέαϲ Λακεδαιμόνιοι ἀντὶ τῶν ἐν Ϲπάρτῃ ἀπολομένων κηρύκων ποινὴν ἐκείνων τείϲονταϲ, λέγουϲι δὲ αὐτοῖϲι ταῦτα Ξέρξηϲ ὑπὸ μεγαλοφροϲύνηϲ οὐκ ἔφη ὁμοῖοϲ ἔϲεϲθαι Λακεδαιμονίοιϲι· κείνουϲ μὲν γὰρ ϲυγχέαι τὰ πάντων ἀνθρώπων νόμιμα ἀποκτείνανταϲ κήρυκαϲ, αὐτὸϲ δὲ τὰ ἐκείνοιϲι ἐπιπλήϲϲει ταῦτα οὐ ποιήϲειν, οὐδὲ ἀνταποκτείναϲ ἐκείνουϲ ἀπολύϲειν Λακεδαιμονίουϲ τῆϲ αἰτίηϲ. οὕτω ἡ Ταλ- 137
θυβίου μῆνιϲ καὶ ταῦτα ποιηϲάντων Ϲπαρτιητέων ἐπαύϲατο τὸ παραυτίκα, καίπερ ἀπονοϲτηϲάντων ἐϲ Ϲπάρτην Ϲπερθίεώ τε καὶ Βούλιοϲ. χρόνῳ δὲ μετέπειτα πολλῷ ἐπηγέρθη κατὰ τὸν Πελοποννηϲίων καὶ Ἀθηναίων πόλεμον, ὡϲ λέγουϲι Λακεδαιμόνιοι. τοῦτό μοι ἐν τοῖϲι θειότατον

1689 ἡμέαϲ d: ὑμέαϲ A 1690 τείνουϲα AD: τίν- r 1691 τὸ A: τοῦ d γὰρ AD: om. r εἶναι Ar: om. D 1693–4 μάχεϲθαι περὶ αὐτῆϲ d 1695 βαϲιλέϊ A: -έοϲ d 1697 προφερόντων (sic) ϲφι d 1698 <οὐδ'> ὠθεόμενοι Valckenaer ὑπ' A: πρὸϲ d 1699 ϲφίϲι Stein: ϲφι 1700 τοῦτο d: τούτῳ A δεύτερα AD^{pc}: -αν d 1701 καὶ ... ἐχόμενα obelis notavit Powell: an ἢ pro καὶ legendum? λόγου <δὲ> d 1705 μὲν γὰρ Ar: om. D 1706 ἀποκτείνανταϲ d: -ονταϲ A 1707 ἀνταποκτείναϲ AD: -κτείνανταϲ r 1709 Ϲπαρτιητέων <Λακεδαιμονίων> d 1710 τὸ S: τοῦ Ad ἐϲ Ϲπάρτην A: ἐν Ϲπάρτῃ d 1713 τοῖϲι A: τοῖϲ d

φαίνεται γενέcθαι. (2) *ὅτι μὲν γὰρ κατέcκηψε ἐc ἀγγέλουc ἡ Ταλθυβίου μῆνιc οὐδὲ ἐπαύcατο πρὶν ἢ ἐξῆλθε, τὸ δίκαιον οὕτω ἔφερε· τὸ δὲ cυμπεcεῖν ἐc τοὺc παῖδαc τῶν ἀνδρῶν τούτων τῶν ἀναβάντων πρὸc βαcιλέα διὰ τὴν μῆνιν, ἐc Νικόλαν τε τὸν Βούλιοc καὶ ἐc Ἀνήριcτον τὸν Cπερθίεω,* ***ὃc εἷλε Ἁλιέαc τοὺc ἐκ Τίρυνθοc ὁλκάδι καταπλώcαc πλήρεϊ ἀνδρῶν,*** *δῆλον ὦν μοι ὅτι θεῖον ἐγένετο τὸ πρῆγμα ἐκ τῆc μήνιοc·* (3) ***οἱ γὰρ πεμφθέντεc ὑπὸ Λακεδαιμονίων ἄγγελοι ἐc τὴν Ἀcίην, προδοθέντεc δὲ ὑπὸ Cιτάλκεω τοῦ Τήρεω Θρηίκων βαcιλέοc καὶ Νυμφοδώρου τοῦ Πυθέω ἀνδρὸc Ἀβδηρίτεω, ἥλωcαν κατὰ Βιcάνθην τὴν ἐν Ἑλληcπόντῳ, καὶ ἀπαχθέντεc ἐc τὴν Ἀττικὴν ἀπέθανον ὑπὸ Ἀθηναίων, μετὰ δὲ αὐτῶν καὶ Ἀριcτέαc ὁ Ἀδειμάντου Κορίνθιοc ἀνήρ.***

138 *Ταῦτα μέν νυν πολλοῖcι ἔτεcι ὕcτερον ἐγένετο τοῦ βαcιλέοc cτόλου, ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον. ἡ δὲ cτρατηλαcίη ἡ βαcιλέοc οὔνομα μὲν εἶχε ὡc ἐπ᾽ Ἀθήναc ἐλαύνει, κατίετο δὲ ἐc πᾶcαν τὴν Ἑλλάδα. πυνθανόμενοι δὲ ταῦτα πρὸ πολλοῦ οἱ Ἕλληνεc οὐκ ἐν ὁμοίῳ πάντεc ἐποιεῦντο.* (2) *οἱ μὲν γὰρ αὐτῶν δόντεc γῆν καὶ ὕδωρ τῷ Πέρcῃ εἶχον θάρcοc ὡc οὐδὲν πειcόμενοι ἄχαρι πρὸc τοῦ βαρβάρου· οἱ δὲ οὐ δόντεc ἐν δείματι μεγάλῳ κατέcταcαν, ἅτε οὔτε νεῶν ἐουcέων ἐν τῇ Ἑλλάδι ἀριθμὸν ἀξιομάχων δέκεcθαι τὸν ἐπιόντα, οὔτε βουλομένων τῶν πολλῶν ἀντάπτεcθαι τοῦ πολέμου,*
139 *μηδιζόντων δὲ προθύμωc. ἐνθαῦτα ἀναγκαίῃ ἐξέργομαι γνώμην ἀποδέξαcθαι ἐπίφθονον μὲν πρὸc τῶν πλεόνων*

1716 *ἔφερε· τὸ δὲ* d: *ἐφέρετο δὲ* A 1719, 1721 additamenta fortasse ipsi Herodoto tribuenda esse suspicatus est Legrand (1726–7 *μετὰ ... ἀνήρ* iam Macan) *Ἁλιέαc* <*τε*> A *πλήρεϊ* AD[pc]: *πλήρη* d 1720 *τὸ πρῆγμα ἐγένετο* d *ἐκ τῆc μήνιοc* del. Gomperz 1721 *οἱ γὰρ* A: *οἳ* d 1723 *Πύθεω* hoc accentu Ad: corr. Bekker 1726 *Ἀδειμάντου* A: *Δει-* d 1728 *τοῦ* <*τοῦ*> d 1733 <*τε*> *καὶ* Stephanus 1735 *κατέcταcαν* A: *-cτηcαν* d 1739 *τῶν* A: om. d

ἀνθρώπων, ὅμωϲ δέ, τῇ γέ μοι φαίνεται εἶναι ἀληθέϲ, οὐκ ἐπιϲχήϲω. (2) εἰ Ἀθηναῖοι καταρρωδήϲαντεϲ τὸν ἐπιόντα κίνδυνον ἐξέλιπον τὴν ϲφετέρην, ἢ καὶ μὴ ἐκλιπόντεϲ ἀλλὰ μείναντεϲ ἔδοϲαν ϲφέαϲ αὐτοὺϲ Ξέρξῃ, κατὰ τὴν θάλαϲϲαν οὐδαμοὶ ἂν ἐπειρῶντο ἀντιεύμενοι βαϲιλέϊ. εἰ τοίνυν κατὰ τὴν θάλαϲϲαν μηδεὶϲ ἠντιοῦτο Ξέρξῃ, κατά γε ἂν τὴν ἤπειρον τοιάδε ἐγίνετο. (3) εἰ καὶ πολλοὶ τειχέων κιθῶνεϲ ἦϲαν ἐληλαμένοι διὰ τοῦ Ἰϲθμοῦ Πελοποννηϲίοιϲι, προδοθέντεϲ ἂν Λακεδαιμόνιοι ὑπὸ τῶν ϲυμμάχων οὐκ ἑκόντων ἀλλ' ὑπ' ἀναγκαίηϲ, κατὰ πόλιϲ ἁλιϲκομένων ὑπὸ τοῦ ναυτικοῦ ϲτρατοῦ τοῦ βαρβάρου, ἐμουνώθηϲαν, μουνωθέντεϲ δὲ ἂν καὶ ἀποδεξάμενοι ἔργα μεγάλα ἀπέθανον γενναίωϲ. (4) ἢ ταῦτα ἂν ἔπαθον, ἢ πρὸ τοῦ ὁρῶντεϲ ἂν καὶ τοὺϲ ἄλλουϲ Ἕλληναϲ μηδίζονταϲ ὁμολογίῃ ἂν ἐχρήϲαντο πρὸϲ Ξέρξην. καὶ οὕτω ἂν ἐπ' ἀμφότερα ἡ Ἑλλὰϲ ἐγίνετο ὑπὸ Πέρϲῃϲι. τὴν γὰρ ὠφελίην τὴν τῶν τειχέων τῶν διὰ τοῦ Ἰϲθμοῦ ἐληλαμένων οὐ δύναμαι πυθέϲθαι ἥτιϲ ἂν ἦν βαϲιλέοϲ ἐπικρατέοντοϲ τῆϲ θαλάϲϲηϲ. (5) νῦν δὲ Ἀθηναίουϲ ἄν τιϲ λέγων ϲωτῆραϲ γενέϲθαι τῆϲ Ἑλλάδοϲ οὐκ ἂν ἁμαρτάνοι τἀληθέοϲ· οὗτοι γὰρ ἐπὶ ὁκότερα τῶν πρηγμάτων ἐτράποντο, ταῦτα ῥέψειν ἔμελλε· ἑλόμενοι δὲ τὴν Ἑλλάδα περιεῖναι ἐλευθέρην, {τοῦτο} τὸ Ἑλληνικὸν πᾶν τὸ λοιπόν, ὅϲον μὴ ἐμήδιϲε, αὐτοὶ οὗτοι ἦϲαν οἱ ἐπεγείραντεϲ καὶ βαϲιλέα μετά γε θεοὺϲ ἀνωϲάμενοι. (6) οὐδέ ϲφεαϲ χρηϲτήρια φοβερὰ ἐλθόντα ἐκ Δελφῶν καὶ ἐϲ δεῖμα βαλόντα ἔπειϲε ἐκλιπεῖν τὴν Ἑλλάδα, ἀλλὰ καταμείναντεϲ ἀνέϲχοντο τὸν ἐπιόντα ἐπὶ τὴν χώρην δέξαϲθαι.

Πέμψαντεϲ γὰρ οἱ Ἀθηναῖοι ἐϲ Δελφοὺϲ θεοπρόπουϲ 140

1740 γέ μοι] γ' ἐμοὶ Schaefer 1744 ἀντιεύμενοι d: -ούμενοι A 1745 ἂν A: om. d 1746 ἐγίνετο Ad: ἐγένετο T κιθῶνεϲ A: χιτῶνεϲ d 1749 πόλιϲ A: -ειϲ d 1753 Ξέρξην A: -ξεα d 1754 ἐπ'] κατ' Heiberg 1758 τἀληθέοϲ Schaefer: τἀληθέϲ d: τὸ ἀληθέϲ A: τὠλ- Holford-Strevens 1760 τοῦτο AD: τοῦ r: del. Cobet 1761 αὐτοὶ A: αὐτοῦ d

χρηστηριάζεσθαι ἦσαν ἑτοῖμοι· καί σφι ποιήσασι περὶ τὸ ἱρὸν τὰ νομιζόμενα, ὡς ἐς τὸ μέγαρον ἐσελθόντες ἵζοντο, χρᾷ ἡ Πυθίη, τῇ οὔνομα ἦν Ἀριστονίκη, τάδε·

(2) ὦ μέλεοι, τί κάθησθε; λιπὼν φύγ' ἐς ἔσχατα γαίης
δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.
οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδον οὔτε τὸ σῶμα,
οὔτε πόδες νέατοι οὔτ' ὦν χέρες, οὔτε τι μέσσης
λείπεται, ἀλλ' ἄζηλα πέλει· κατὰ γάρ μιν ἐρείπει
πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων.
(3) πολλὰ δὲ κἆλλ' ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον·
πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει,
οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,
δείματι παλλόμενοι, κατὰ δ' ἀκροτάτοις ὀρόφοισιν
αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκας.
ἀλλ' ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ' ἐπικίδνατε θυμόν.

141 ταῦτα ἀκούσαντες οἱ τῶν Ἀθηναίων θεοπρόποι συμφορῇ τῇ μεγίστῃ ἐχρέωντο. προβάλλουσι δὲ σφέας αὐτοὺς ὑπὸ τοῦ κακοῦ τοῦ κεχρησμένου Τίμων ὁ Ἀνδροβούλου, τῶν Δελφῶν ἀνὴρ δόκιμος ὁμοῖα τῷ μάλιστα, συνεβούλευέ σφι ἱκετηρίας λαβοῦσι δεύτερα αὖτις ἐλθόντας χρᾶσθαι τῷ χρηστηρίῳ ὡς ἱκέτας. (2) πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι· Ὦναξ, χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος, αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες· ἢ

1768 ἐσελθόντες A: ἐλθόντες d 1769^{2} λιπὼν] πόλιν Oenomaus ap. Euseb. *Praep. ev.* 5. 24 φύγ' ἐς Reiske: φύγετ' Oenomaus: φεῦγ' Ad 1769^{3} τροχοειδέος Ar: τριχο- DSV 1769^{4} μένει C: μενεῖ Ad ἔμπεδον AD: ἔμποδον r: ἔμπεδος Oenomaus 1769^{6} ἄζηλα] ἀΐδηλα Blomfield ἐρείπει d: ἐρίπει A 1769^{7} Συριηγενὲς A: Ἀσιηγενὲς d 1769^{8} τὸ σὸν οἶον Aldina: τόσον οἶον Ad 1769^{9} νηοὺς Oenomaus, Clem. Al. *Str.* 5. 132. 2, r: ναοὺς AD 1769^{10} ῥεούμενοι] ῥεόμ- Oenomaus: ῥεεύμ- Clem. Al. 1769^{11} δείματι A: -ασι d ἀκροτάτοις ὀρόφοισιν] ἀκροτάτῃς κορυφῇσιν Pingel, Van Herwerden 1769^{12} ἀνάγκας d: -κης A 1769^{13} κακοῖς r: -σι AD 1770 ταῦτα <δὲ> d 1772 κεχρησμένου A: -ημένου d Ἀνδροβούλου Ar: Ἀνδρα- D 1773 ἱκετηρίας d: -ίην A 1774 χρᾶσθαι A: χρῆσθαι d 1776 τι ἄμεινον d

οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου, ἀλλ' αὐτοῦ τῇδε μενέομεν ἔϲτ' ἂν καὶ τελευτήϲωμεν, ταῦτα δὴ λέγουϲι ἡ πρόμαντιϲ χρᾷ δεύτερα τάδε·

(3) οὐ δύναται Παλλὰϲ Δί' Ὀλύμπιον ἐξιλάϲαϲθαι,
λιϲϲομένη πολλοῖϲι λόγοιϲ καὶ μήτιδι πυκνῇ.
ϲοὶ δὲ τόδ' αὖτιϲ ἔποϲ ἐρέω, ἀδάμαντι πελάϲϲαϲ·
τῶν ἄλλων γὰρ ἁλιϲκομένων ὅϲα Κέκροποϲ οὖροϲ
ἐντὸϲ ἔχει κευθμών τε Κιθαιρῶνοϲ ζαθέοιο,
τεῖχοϲ Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺϲ
μοῦνον ἀπόρθητον τελέθειν, τὸ ϲὲ τέκνα τ' ὀνήϲει.
(4) μηδὲ ϲύ γ' ἱπποϲύνην τε μένειν καὶ πεζὸν ἰόντα
πολλὸν ἀπ' ἠπείρου ϲτρατὸν ἥϲυχοϲ, ἀλλ' ὑποχωρεῖν
νῶτον ἐπιϲτρέψαϲ· ἔτι οἵ ποτε κἀντίοϲ ἔϲϲῃ.
ὦ θείη Ϲαλαμίϲ, ἀπολεῖϲ δὲ ϲὺ τέκνα γυναικῶν
ἤ που ϲκιδναμένηϲ Δημήτεροϲ ἢ ϲυνιούϲηϲ.

142 Ταῦτά ϲφι ἠπιώτερα γὰρ τῶν προτέρων καὶ ἦν καὶ ἐδόκεε εἶναι, ϲυγγραψάμενοι ἀπαλλάϲϲοντο ἐϲ τὰϲ Ἀθήναϲ. ὡϲ δὲ ἀπελθόντεϲ οἱ θεοπρόποι ἀπήγγελλον ἐϲ τὸν δῆμον, γνῶμαι καὶ ἄλλαι πολλαὶ ἐγίνοντο διζημένων τὸ μαντήιον καὶ αἵδε ϲυνεϲτηκυῖαι μάλιϲτα· τῶν πρεϲβυτέρων ἔλεγον μετεξέτεροι δοκέειν ϲφίϲι τὸν θεὸν τὴν ἀκρόπολιν χρῆϲαι περιέϲεϲθαι· ἡ γὰρ ἀκρόπολιϲ τὸ πάλαι τῶν Ἀθηναίων ῥηχῷ ἐπέφρακτο. (2) οἱ μὲν δὴ κατὰ τὸν χρηϲμὸν ϲυνεβάλλοντο τοῦτον τὸ ξύλινον τεῖχοϲ εἶναι, οἱ δ' αὖ ἔλεγον τὰϲ νέαϲ ϲημαίνειν τὸν θεόν, καὶ ταύταϲ παραρτέεϲθαι ἐκέλευον τἆλλα ἀπένταϲ. τοὺϲ ὦν δὴ τὰϲ νέαϲ λέγονταϲ εἶναι τὸ ξύλινον τεῖχοϲ ἔϲφαλλε τὰ δύο <ἔπεα> τὰ τελευταῖα ῥηθέντα ὑπὸ τῆϲ Πυθίηϲ,

1778 μενέομεν d: μένομεν A 1779 δὴ Krüger: δὲ $A^{ac}C$: om. $A^{pc}d$ 1780^{4} πελάϲϲαϲ A: πελάϲαϲ d 1780^{11} οἵ Stein: τοι Oenomaus, Ad ποτε A: κοτε d ἔϲϲῃ] ἔϲται Oenomaus 1782 ἀπαλλάϲϲοντο A: ἀπηίεϲαν d τὰϲ A: om. d 1784 ἐγίνοντο r: ἐγέν- D: γίνονται A 1785 μετεξέτεροί <τε> A 1786 ϲφίϲι Stein: ϲφι 1787 Ἀθηναίων] Ἀθηνέων Schaefer 1788 χρηϲμὸν Pingel: φραγμὸν: κατὰ τὸν φραγμὸν del. Gomperz τοῦτον Pingel: τοῦτο 1790 ἀπένταϲ d: ἀφ- A 1792 suppl. Van Herwerden

ὦ θείη Ϲαλαμίϲ, ἀπολεῖϲ δὲ ϲὺ τέκνα γυναικῶν
ἢ που ϲκιδναμένηϲ Δημήτεροϲ ἢ ϲυνιούϲηϲ.

(3) κατὰ ταῦτα τὰ ἔπεα ϲυνεχέοντο αἱ γνῶμαι τῶν φαμένων τὰϲ νέαϲ τὸ ξύλινον τεῖχοϲ εἶναι· οἱ γὰρ χρηϲμολόγοι ταύτῃ ταῦτα ἐλάμβανον, ὡϲ ἀμφὶ Ϲαλαμῖνα δεῖ ϲφεαϲ ἑϲϲωθῆναι
143 ναυμαχίην παραϲκευαϲαμένουϲ. ἦν δὲ τῶν τιϲ Ἀθηναίων ἀνὴρ ἐϲ πρώτουϲ νεωϲτὶ παριών, τῷ οὔνομα μὲν ἦν Θεμιϲτοκλέηϲ, παῖϲ δὲ Νεοκλέοϲ ἐκαλέετο. οὗτοϲ ὡνὴρ οὐκ ἔφη πᾶν ὀρθῶϲ τοὺϲ χρηϲμολόγουϲ ϲυμβάλλεϲθαι, λέγων τοιάδε, εἰ ἐϲ Ἀθηναίουϲ εἶχε τὸ ἔποϲ <τὸ> εἰρημένον ἐόντωϲ, οὐκ ἂν οὕτω μιν δοκέειν ἠπίωϲ χρηϲθῆναι, ἀλλὰ ὧδε Ὦ ϲχετλίη Ϲαλαμίϲ, ἀντὶ τοῦ Ὦ θείη Ϲαλαμίϲ, εἴ πέρ γε ἔμελλον οἱ οἰκήτορεϲ ἀμφ' αὐτῇ τελευτήϲειν. (2) ἀλλὰ γὰρ ἐϲ τοὺϲ πολεμίουϲ τῷ θεῷ εἰρῆϲθαι τὸ χρηϲτήριον ϲυλλαμβάνοντι κατὰ τὸ ὀρθόν, ἀλλ' οὐκ ἐϲ Ἀθηναίουϲ. παραϲκευάζεϲθαι ὦν αὐτοὺϲ ὡϲ ναυμαχήϲονταϲ ϲυνεβούλευε, ὡϲ τούτου ἐόντοϲ τοῦ ξυλίνου τείχεοϲ. (3) ταύτῃ Θεμιϲτοκλέοϲ ἀποφαινομένου Ἀθηναῖοι ταῦτα ϲφίϲι ἔγνωϲαν αἱρετώτερα εἶναι μᾶλλον ἢ τὰ τῶν χρηϲμολόγων, οἳ οὐκ ἔων ναυμαχίην ἀρτέεϲθαι, τὸ δὲ ϲύμπαν εἶπαι οὐδὲ χεῖραϲ ἀνταείρεϲθαι, ἀλλὰ ἐκλιπόνταϲ
144 χώρην τὴν Ἀττικὴν ἄλλην τινὰ οἰκίζειν. ἑτέρη τε Θεμιϲτοκλέϊ γνώμη ἔμπροϲθε ταύτηϲ ἐϲ καιρὸν ἠρίϲτευϲε, ὅτε Ἀθηναίοιϲι γενομένων χρημάτων μεγάλων ἐν τῷ κοινῷ, τὰ ἐκ τῶν μετάλλων ϲφι προϲῆλθε τῶν ἀπὸ Λαυρείου, ἔμελλον λάξεϲθαι ὀρχηδὸν ἕκαϲτοϲ δέκα δραχμάϲ· τότε Θεμιϲτοκλέηϲ ἀνέγνωϲε Ἀθηναίουϲ τῆϲ διαιρέϲιοϲ ταύτηϲ παυϲα-

1796 *ἦν* d: *ἔην* A   1799 *πᾶν*] *πάνυ* Krüger   1800 *εἶχε*] *ἔτυχε* Hude *ἔποϲ* A: *πάθοϲ* d   suppl. Richards   *ἐόντωϲ* Y, Reiske: *ἐόν κωϲ*   1801 *μιν* A: *ἡμῖν* d   *ἠπίωϲ* del. Powell   1802 *ἀντὶ ... Ϲαλαμίϲ* Ar: om. D   1807 *Θεμιϲτοκλέοϲ* r: *-έουϲ* AD   1808 *Ἀθηναῖοι* A: *-οιϲ* d   *ϲφίϲι* Stein: *ϲφι*   1810 *εἶπαι* Gomperz: *εἶναι*   1812 *ἔμπροϲθε* Ar: *-εν* DR   1813 *ἐν τῷ κοινῷ* A: *ἐκ τῶν κοινῶν* d   1814 *Λαυρείου* AD: *-ρίου* r   1815 *λάξεϲθαι* A: *λάζ-* D: *λέξ-* r   1816 *διαιρέϲιοϲ* A: *-ϲεωϲ* d

μένουϲ νέαϲ τούτων τῶν χρημάτων ποιήϲαϲθαι διηκοϲίαϲ ἐϲ τὸν πόλεμον, τὸν πρὸϲ Αἰγινήταϲ λέγων. (2) οὗτοϲ γὰρ ὁ πόλεμοϲ ϲυϲτὰϲ ἔϲωϲε τότε τὴν Ἑλλάδα, ἀναγκάϲαϲ θαλαϲϲίουϲ γενέϲθαι Ἀθηναίουϲ. αἳ δὲ ἐϲ τὸ μὲν ἐποιήθηϲαν, οὐκ ἐχρήϲθηϲαν, ἐϲ δέον δὲ οὕτω τῇ Ἑλλάδι ἐγένοντο. αὗταί τε δὴ αἱ νέεϲ τοῖϲι Ἀθηναίοιϲι προποιηθεῖϲαι ὑπῆρχον, ἑτέραϲ τε ἔδεε προϲναυπηγέεϲθαι. (3) ἔδοξέ τέ ϲφι μετὰ τὸ χρηϲτήριον βουλευομένοιϲι ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα τὸν βάρβαρον δέκεϲθαι τῇϲι νηυϲὶ πανδημεί, τῷ θεῷ πειθομένουϲ, ἅμα Ἑλλήνων τοῖϲι βουλομένοιϲι.

Τὰ μὲν δὴ χρηϲτήρια ταῦτα τοῖϲι Ἀθηναίοιϲι ἐγεγόνεε· 145 *ϲυλλεγομένων δὲ ἐϲ τὠυτὸ τῶν Ἑλλήνων τῶν περὶ τὴν Ἑλλάδα τὰ ἀμείνω φρονεόντων καὶ διδόντων ϲφίϲι λόγον καὶ πίϲτιν, ἐνθαῦτα ἐδόκεε βουλευομένοιϲι αὐτοῖϲι πρῶτον μὲν χρημάτων πάντων καταλλάϲϲεϲθαι τάϲ τε ἔχθραϲ καὶ τοὺϲ κατ' ἀλλήλουϲ ἐόνταϲ πολέμουϲ· ἦϲαν δὲ πρόϲ τιναϲ καὶ ἄλλουϲ ἐγκεκρημένοι, ὁ δὲ ὦν μέγιϲτοϲ Ἀθηναίοιϲί τε καὶ Αἰγινήτῃϲι. (2) μετὰ δὲ πυνθανόμενοι Ξέρξην ϲὺν τῷ ϲτρατῷ εἶναι ἐν Ϲάρδιϲι ἐβουλεύϲαντο καταϲκόπουϲ πέμπειν ἐϲ τὴν Ἀϲίην τῶν βαϲιλέοϲ πρηγμάτων, ἐϲ Ἄργοϲ τε ἀγγέλουϲ ὁμαιχμίην ϲυνθηϲομένουϲ πρὸϲ τὸν Πέρϲην, καὶ ἐϲ Ϲικελίην ἄλλουϲ πέμπειν παρὰ Γέλωνα τὸν Δεινομένεοϲ, ἔϲ τε Κέρκυραν κελεύϲονταϲ βοηθέειν τῇ Ἑλλάδι, καὶ ἐϲ Κρήτην ἄλλουϲ, φρονήϲαντεϲ εἴ κωϲ ἕν τε γένοιτο τὸ Ἑλληνικὸν καὶ εἰ ϲυγκύψαντεϲ τὠυτὸ πρήϲϲοιεν πάντεϲ, ὡϲ δεινῶν ἐπιόντων ὁμοίωϲ πᾶϲι Ἕλληϲι. τὰ δὲ Γέλωνοϲ πρήγματα μεγάλα*

1817 *διηκοϲίαϲ* del. Hude   1818 *τὸν*¹ A: om. d   1819 *ἔϲωϲε* <*ἐϲ τὸ*> A   1821 *οὕτω* d: *τούτῳ* A   1822 *νέεϲ* AD: *νῆεϲ* r   1825 *δέκεϲθαι* AD: *ἀναδέκεϲθαι* r   *πανδημεί* d: *-μί* A   1828 *τῶν Ἑλλήνων ... Ἑλλάδα* Schaefer: *τῶν περὶ τὴν Ἑλλάδα Ἑλλήνων τῶν*   1830 *αὐτοῖϲι βουλευομένοιϲι* d   1831 *πάντων* A: om. d   1833 *ἐγκεκρημένοι* Reiske: *ἐγκεχρημένοι*   1837 *ὁμαιχμίην* <*τε*> A   1840 *φρονήϲαντεϲ*] *φροντίϲαντεϲ* Stein   *γένοιτο* A: *γενοίατο* d   1841 *πρήϲϲοιεν*] *φρονήϲειαν* Stein

ἐλέγετο εἶναι, οὐδαμῶν Ἑλληνικῶν ὅτεων οὐ πολλὸν μέζω.

146 ὡϲ δὲ ταῦτά ϲφι ἔδοξε, καταλυϲάμενοι τὰϲ ἔχθραϲ πρῶτα μὲν καταϲκόπουϲ πέμπουϲι ἐϲ τὴν Ἀϲίην ἄνδραϲ τρεῖϲ. οἱ δὲ ἀπικόμενοί τε ἐϲ Ϲάρδιϲ καὶ καταμαθόντεϲ τὴν βαϲιλέοϲ ϲτρατιήν, ὡϲ ἐπάϊϲτοι ἐγένοντο, βαϲανιϲθέντεϲ ὑπὸ τῶν ϲτρατηγῶν τοῦ πεζοῦ ϲτρατοῦ ἀπήγοντο ὡϲ ἀπολεύμενοι. (2) καὶ τοῖϲι μὲν κατεκέκριτο θάνατοϲ, Ξέρξηϲ δὲ ὡϲ ἐπύθετο ταῦτα, μεμφθεὶϲ τῶν ϲτρατηγῶν τὴν γνώμην πέμπει τῶν τιναϲ δορυφόρων, ἐντειλάμενοϲ, ἢν καταλάβωϲι τοὺϲ καταϲκόπουϲ ζῶνταϲ, ἄγειν παρ᾽ ἑωυτόν. (3) ὡϲ δὲ ἔτι περιεόνταϲ αὐτοὺϲ κατέλαβον καὶ ἤγαγον ἐϲ ὄψιν τὴν βαϲιλέοϲ, τὸ ἐνθεῦτεν πυθόμενοϲ ἐπ᾽ οἷϲι ἦλθον, ἐκέλευϲέ ϲφεαϲ τοὺϲ δορυφόρουϲ περιάγονταϲ ἐπιδείκνυϲθαι πάντα τε τὸν πεζὸν ϲτρατὸν καὶ τὴν ἵππον, ἐπεὰν δὲ ταῦτα θηεύμενοι ἔωϲι πλήρεεϲ, ἀποπέμπειν ἐϲ τὴν ἂν αὐτοὶ ἐθέλωϲι χώρην ἀϲινέαϲ.

147 ἐπιλέγων δὲ τὸν λόγον τόνδε ταῦτα ἐνετέλλετο, ὡϲ εἰ μὲν ἀπώλοντο οἱ κατάϲκοποι, οὔτ᾽ ἂν τὰ ἑωυτοῦ πρήγματα προεπύθοντο οἱ Ἕλληνεϲ ἐόντα λόγου μέζω, οὔτ᾽ ἄν τι τοὺϲ πολεμίουϲ μέγα ἐϲίναντο ἄνδραϲ τρεῖϲ ἀπολέϲαντεϲ· νοϲτηϲάντων δὲ τούτων ἐϲ τὴν Ἑλλάδα δοκέειν ἔφη ἀκούϲανταϲ τοὺϲ Ἕλληναϲ τὰ ἑωυτοῦ πρήγματα πρὸ τοῦ ϲτόλου τοῦ γινομένου παραδώϲειν ϲφέαϲ <καὶ> τὴν ἰδίην ἐλευθερίην, καὶ οὕτωϲ οὐδὲ δεήϲειν ἐπ᾽ αὐτοὺϲ ϲτρατηλατέονταϲ πρήγματα ἔχειν. (2) οἶκε δὲ αὐτοῦ αὕτη ἡ γνώμη τῇδε ἄλλῃ· ἐὼν γὰρ ἐν Ἀβύδῳ ὁ Ξέρξηϲ εἶδε πλοῖα ἐκ τοῦ Πόντου ϲιταγωγὰ διεκπλώοντα τὸν Ἑλλήϲποντον, ἔϲ τε Αἴγιναν καὶ Πελοπόννηϲον κομιζόμενα. οἱ μὲν δὴ πάρεδροι αὐτοῦ ὡϲ ἐπύθοντο

1843 ὅτεων Cobet: τῶν 1848 ἀπολεύμενοι d: -ούμενοι A 1849 κατεκέκριτο AD: κατα- r 1850 τὴν γνώμην τῶν ϲτρατηγῶν d 1853 ἤγαγον d: ἦγον A 1854 πυθόμενοϲ del. Powell ἐπ᾽ A: ἐφ᾽ d ἐκέλευϲε d: -ευε A τοὺϲ Ar: om. D 1856 ἐπεὰν d: ἐπὴν A 1857 ἐθέλωϲι A: θέλωϲι d 1858 τὸν Ar: om. D εἰ A: ἢν d 1861 ἐϲίναντο edd.: ἐϲινέατο 1864 suppl. Reiske 1865 οὐδὲ A: οὐ d 1866 οἶκε d: ἔοικε A τῇδε Y, Schweighäuser: τῇ γε

πολέμια εἶναι τὰ πλοῖα, ἑτοῖμοι ἦϲαν αἱρέειν αὐτά, ἐϲβλέποντεϲ ἐϲ τὸν βαϲιλέα ὁκότε παραγγελέει. (3) ὁ δὲ Ξέρξηϲ εἴρετο αὐτοὺϲ ὅκοι πλέοιεν· οἱ δὲ εἶπαν· Ἐϲ τοὺϲ ϲοὺϲ πολεμίουϲ, ὦ δέϲποτα, ϲῖτον ἄγοντεϲ. ὁ δὲ ὑπολαβὼν ἔφη· Οὐκ ὦν καὶ ἡμεῖϲ ἐκεῖ πλέομεν ἔνθα περ οὗτοι, τοῖϲί τε ἄλλοιϲι ἐξηρτυμένοι καὶ ϲίτῳ; τί δῆτα ἀδικέουϲι οὗτοι ἡμῖν ϲιτία παρακομίζοντεϲ;

Οἱ μέν νυν κατάϲκοποι οὕτω θεηϲάμενοί τε καὶ 148
ἀποπεμφθέντεϲ ἐνόϲτηϲαν ἐϲ τὴν Εὐρώπην, οἱ δὲ ϲυνωμόται Ἑλλήνων ἐπὶ τῷ Πέρϲῃ μετὰ τὴν ἀπόπεμψιν τῶν καταϲκόπων δεύτερα ἔπεμπον ἐϲ Ἄργοϲ ἀγγέλουϲ. (2) Ἀργεῖοι δὲ λέγουϲι τὰ κατ' ἑωυτοὺϲ γενέϲθαι ὧδε· πυθέϲθαι γὰρ αὐτίκα κατ' ἀρχὰϲ τὰ ἐκ τοῦ βαρβάρου ἐγειρόμενα ἐπὶ τὴν Ἑλλάδα, πυθόμενοι δὲ καὶ μαθόντεϲ ὥϲ ϲφεαϲ οἱ Ἕλληνεϲ πειρήϲονται παραλαμβάνοντεϲ ἐπὶ τὸν Πέρϲην, πέμψαι θεοπρόπουϲ ἐϲ Δελφοὺϲ τὸν θεὸν ἐπειρηϲομένουϲ, ὥϲ ϲφι μέλλοι ἄριϲτα ποιέουϲι γίνεϲθαι· νεωϲτὶ γὰρ ϲφέων τεθνάναι ἑξακιϲχιλίουϲ ὑπὸ Λακεδαιμονίων καὶ Κλεομένεοϲ τοῦ Ἀναξανδρίδεω, τῶν δὴ εἵνεκα πέμπειν. (3) τὴν δὲ Πυθίην ἐπειρωτῶϲι αὐτοῖϲι ἀνελεῖν τάδε·

ἐχθρὲ περικτιόνεϲϲι, φίλ' ἀθανάτοιϲι θεοῖϲι,
εἴϲω τὸν προβόλαιον ἔχων πεφυλαγμένοϲ ἧϲο
καὶ κεφαλὴν πεφύλαξο· κάρη δέ τε ϲῶμα ϲαώϲει.

ταῦτα μὲν τὴν Πυθίην χρῆϲαι πρότερον, μετὰ δὲ ὡϲ ἐλθεῖν τοὺϲ ἀγγέλουϲ ἐϲ δὴ τὸ Ἄργοϲ, ἐπελθεῖν ἐπὶ τὸ βουλευτήριον καὶ λέγειν τὰ ἐντεταλμένα. (4) τοὺϲ δὲ πρὸϲ τὰ λεγόμενα

1871 ὁκότε Ar: ὁκότερα D 1872 ὅκοι T, Blaydes: ὅκῃ Ad 1873 ἄγοντεϲ Ar: ἄγομεν D 1875 τε d: om. A ἐξηρτυμένοι r: -ημένοι AD 1881 ἑωυτοὺϲ Ar: ὠυτοὺϲ D 1885 ἐπειρηϲομένουϲ A: εἰρηϲομένουϲ d μέλλοι d: -ει AS ἄριϲτα d: -τον A 1886 ποιέουϲι A: ποιεῦϲι d γίνεϲθαι d: γενέϲθαι A 1888 τῶν A: τῶνδε d <καὶ> πέμπειν Pingel 1889[4] κάρη d: κάρα A τε Maas: τὸ ϲαώϲει A: φυλάξει d 1891 δὴ ante ἐλθεῖν traiecit Stein ἐπελθεῖν A: ἐϲ- d

ὑποκρίναϲθαι ὡϲ ἑτοῖμοί εἰϲι Ἀργεῖοι ποιέειν ταῦτα τριήκοντα ἔτεα εἰρήνην ϲπειϲάμενοι Λακεδαιμονίοιϲι καὶ ἡγεόμενοι κατὰ τὸ ἥμιϲυ πάϲηϲ τῆϲ ϲυμμαχίηϲ· καίτοι κατά γε τὸ δίκαιον γίνεϲθαι τὴν ἡγεμονίην ἑωυτῶν, ἀλλ' ὅμωϲ ϲφίϲι
149 ἀποχρᾶν κατὰ τὸ ἥμιϲυ ἡγεομένοιϲι. ταῦτα μὲν λέγουϲι τὴν βουλὴν ὑποκρίναϲθαι, καίπερ ἀπαγορεύοντόϲ ϲφι τοῦ χρηϲτηρίου μὴ ποιέεϲθαι τὴν πρὸϲ τοὺϲ Ἕλληναϲ ϲυμμαχίην. ϲπουδὴν δὲ ἔχειν ϲπονδὰϲ γενέϲθαι τριηκοντοέτιδαϲ, καίπερ τὸ χρηϲτήριον φοβεομένοιϲι, ἵνα δή ϲφι οἱ παῖδεϲ ἀνδρωθέωϲι ἐν τούτοιϲι τοῖϲι ἔτεϲι· μὴ δὲ ϲπονδέων ἐουϲέων ἐπιλέγεϲθαι, ἢν ἄρα ϲφέαϲ καταλάβῃ πρὸϲ τῷ γεγονότι κακῷ ἄλλο πταῖϲμα πρὸϲ τὸν Πέρϲην, μὴ τὸ λοιπὸν ἔωϲι Λακεδαιμονίων ὑπήκοοι. (2) τῶν δὲ ἀγγέλων τοὺϲ ἀπὸ τῆϲ Ϲπάρτηϲ πρὸϲ τὰ ῥηθέντα ἐκ τῆϲ βουλῆϲ ἀμείψαϲθαι τοιϲίδε, περὶ μὲν ϲπονδέων ἀνοίϲειν ἐϲ τοὺϲ πλεῦναϲ, περὶ δὲ ἡγεμονίηϲ αὐτοῖϲι ἐντετάλθαι ὑποκρίναϲθαι, καὶ δὴ λέγειν ϲφίϲι μὲν εἶναι δύο βαϲιλέαϲ, Ἀργείοιϲι δὲ ἕνα· οὐκ ὦν δυνατὸν εἶναι τῶν ἐκ Ϲπάρτηϲ οὐδέτερον παῦϲαι τῆϲ ἡγεμονίηϲ, μετὰ δὲ δύο τῶν ϲφετέρων ὁμόψηφον τὸν Ἀργεῖον εἶναι κωλύειν οὐδέν. (3) οὕτω δὴ οἱ Ἀργεῖοί φαϲι οὐκ ἀναϲχέϲθαι τῶν Ϲπαρτιητέων τὴν πλεονεξίην, ἀλλ' ἑλέϲθαι μᾶλλον ὑπὸ τῶν βαρβάρων ἄρχεϲθαι ἤ τι ὑπεῖξαι Λακεδαιμονίοιϲι, προειπεῖν τε τοῖϲι ἀγγέλοιϲι πρὸ δύντοϲ ἡλίου ἀπαλλάϲϲεϲθαι ἐκ τῆϲ Ἀργείων
150 χώρηϲ, εἰ δὲ μή, περιέψεϲθαι ὡϲ πολεμίουϲ. αὐτοὶ μὲν Ἀργεῖοι τοϲαῦτα τούτων πέρι λέγουϲι· ἔϲτι δὲ ἄλλοϲ λόγοϲ λεγόμενοϲ ἀνὰ τὴν Ἑλλάδα, ὡϲ Ξέρξηϲ ἔπεμψε κήρυκα ἐϲ

1894 *ϲπειϲάμενοι* d: *-ϲόμενοι* A 1896 *<πᾶϲαν> τὴν* Stein *ϲφίϲι* Stein: *ϲφι* 1900 *τριηκοντοέτιδαϲ* Ar: *-ταέτιδαϲ* DSV 1900–1 *καίπερ ... φοβεομένοιϲι* (*φοβεομένουϲ* Naber) del. Powell 1901 *ἀνδρωθέωϲι* d: *ἀνδρεω-* A 1904 *τὸ* d: *τὸν* A 1905 *τοὺϲ* d: *τῶν* A 1906 *τῆϲ* A: om. d *τοῖϲιδε* hoc accentu C: *τοῖϲδε* Ad 1908 *ϲφίϲι* DS: *ϲφι* Ar 1910 *τῶν* A: *τὸν* d 1913 *οἱ* d: om. A *τῶν* d: om. A 1914 *τι* A: om. d *τε* A: *δὲ* d 1915 *δύντοϲ* A: *δύνοντοϲ* d 1917 *περὶ τούτων* A

Ἄργος πρότερον ἤ περ ὁρμῆσαι στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα. (2) ἐλθόντα δὲ τοῦτον λέγεται εἰπεῖν· Ἄνδρες Ἀργεῖοι, βασιλεὺς Ξέρξης τάδε ὑμῖν λέγει· Ἡμεῖς νομίζομεν Πέρσην εἶναι ἀπ' οὗ ἡμεῖς γεγόναμεν, παῖδα Περσέος τοῦ Δανάης, γεγονότα ἐκ τῆς Κηφέος θυγατρὸς Ἀνδρομέδης. οὕτω ἂν ὦν εἴημεν ὑμέτεροι ἀπόγονοι. οὔτε ὦν ἡμέας οἰκὸς ἐπὶ τοὺς ἡμετέρους προγόνους ἐκστρατεύεσθαι, οὔτε ὑμέας ἄλλοισι τιμωρέοντας ἡμῖν ἀντιξόους γίνεσθαι, ἀλλὰ παρ' ὑμῖν αὐτοῖσι ἡσυχίην ἔχοντας κατῆσθαι. ἢν γὰρ ἐμοὶ γένηται κατὰ νόον, οὐδαμοὺς μέζονας ὑμέων ἄξω. (3) ταῦτα ἀκούσαντας Ἀργείους λέγεται πρῆγμα ποιήσασθαι, καὶ παραχρῆμα μὲν οὐδὲν ἐπαγγελλομένους μεταιτέειν, ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς Λακεδαιμόνιοι μεταιτέειν, ἵνα ἐπὶ προφάσιος ἡσυχίην ἄγωσι. συμπεσεῖν δὲ τούτοισι καὶ τόνδε 151
τὸν λόγον λέγουσί τινες Ἑλλήνων, πολλοῖσι ἔτεσι ὕστερον γενόμενον τούτων· τυχεῖν ἐν Σούσοισι τοῖσι Μεμνονείοισι ἐόντας ἑτέρου πρήγματος εἵνεκα ἀγγέλους Ἀθηναίων, Καλλίην τε τὸν Ἱππονίκου καὶ τοὺς μετὰ τούτου ἀναβάντας, Ἀργείους δὲ τὸν αὐτὸν τοῦτον χρόνον πέμψαντας καὶ αὐτοὺς ἐς Σοῦσα ἀγγέλους εἰρωτᾶν Ἀρτοξέρξην τὸν Ξέρξεω εἴ σφίσι ἔτι ἐμμένει τὴν πρὸς Ξέρξην φιλίην συνεκεράσαντο, ἢ νομιζοίατο πρὸς αὐτοῦ εἶναι πολέμιοι· βασιλέα δὲ Ἀρτοξέρξην μάλιστα ἐμμένειν φάναι καὶ οὐδεμίαν νομίζειν πόλιν Ἄργεος φιλιωτέρην. εἰ μέν νυν Ξέρξης τε ἀπέπεμψε ταῦτα λέξοντα 152
κήρυκα ἐς Ἄργος καὶ Ἀργείων ἄγγελοι ἀναβάντες ἐς Σοῦσα

1919 ὁρμῆσαι] ὁρμῆσθαι Van Herwerden: ὁρμηθῆναι Blaydes 1922 ἀπ' A: ἀφ' d 1925 ἐκστρατεύεσθαι d: στρατεύεσθαι A 1926 ἀντιξόους d: -ξους A 1927 κατῆσθαι A: καθ- d 1928 μέζονας] pluris (i.e. μέζονος) Valla ἄξω A: ἕξω d 1932 μεταδώσουσι <τὰ> d 1934 πολλοῖσί <τε> d 1935 Μεμνονείοισι D: -νίοισι Ar 1938 αὐτοὺς Wilson: τούτους 1939 Ἀρτοξέρξην r: -ξεα A: Ἀρταξέρξην D (item 1941) σφίσι Van Herwerden: σφι 1940 ἐμμένει d: ἐμμένειν ἐθέλουσι A 1942 ἐμμένειν A: ἐπιμένειν d οὐδεμίαν Ar: -ίην D 1943 τε A: om. d λέξοντα Van Herwerden: λέγοντα

ἐπειρώτων Ἀρτοξέρξην περὶ φιλίηϲ, οὐκ ἔχω ἀτρεκέωϲ εἰπεῖν, οὐδέ τινα γνώμην περὶ αὐτῶν ἀποφαίνομαι {ἄλλην γε ἢ τήν περ αὐτοὶ Ἀργεῖοι λέγουϲι}. (2) ἐπίϲταμαι δὲ τοϲοῦτον ὅτι εἰ πάντεϲ ἄνθρωποι τὰ οἰκήια κακὰ ἐϲ μέϲον ϲυνενείκαιεν ἀλλάξαϲθαι βουλόμενοι τοῖϲι πληϲίοιϲι, ἐγκύψαντεϲ ἂν ἐϲ τὰ τῶν πέλαϲ κακὰ ἀϲπαϲίωϲ ἕκαϲτοι αὐτῶν ἀποφεροίατο ὀπίϲω τὰ ἐϲηνείκαντο. (3) οὕτω δὴ οὐδ' Ἀργείοιϲι αἴϲχιϲτα πεποίηται. ἐγὼ δὲ ὀφείλω λέγειν τὰ λεγόμενα, πείθεϲθαί γε μὲν οὐ παντάπαϲιν ὀφείλω, καί μοι τοῦτο τὸ ἔποϲ ἐχέτω ἐϲ πάντα λόγον· ἐπεὶ καὶ ταῦτα λέγεται, ὡϲ ἄρα Ἀργεῖοι ἦϲαν οἱ ἐπικαλεϲάμενοι τὸν Πέρϲην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή ϲφι πρὸϲ τοὺϲ Λακεδαιμονίουϲ κακῶϲ ἡ αἰχμὴ ἑϲτήκεε, πᾶν δὴ βουλόμενοι ϲφίϲι εἶναι πρὸ τῆϲ παρεούϲηϲ λύπηϲ.

153 Τὰ μὲν περὶ Ἀργείων εἴρηται· ἐϲ δὲ τὴν Ϲικελίην ἄλλοι τε ἀπίκατο ἄγγελοι ἀπὸ τῶν ϲυμμάχων ϲυμμείξοντεϲ Γέλωνι καὶ δὴ καὶ ἀπὸ Λακεδαιμονίων Ϲύαγροϲ. τοῦ δὲ Γέλωνοϲ τούτου πρόγονοϲ, οἰκήτωρ ἐὼν Γέληϲ, ἦν ἐκ νήϲου Τήλου τῆϲ ἐπὶ Τριοπίῳ κειμένηϲ· ὃϲ κτιζομένηϲ Γέληϲ ὑπὸ Λινδίων τε τῶν ἐκ Ῥόδου καὶ Ἀντιφήμου οὐκ ἐλείφθη. (2) ἀνὰ χρόνον δὲ αὐτοῦ οἱ ἀπόγονοι γενόμενοι ἱροφάνται τῶν χθονίων θεῶν διετέλεον ἐόντεϲ, Τηλίνεω ἑνόϲ τευ τῶν προτέρων κτηϲαμένου τρόπῳ τοιῷδε· ἐϲ Μακτώριον πόλιν τὴν ὑπὲρ Γέληϲ οἰκημένην ἔφυγον ἄνδρεϲ Γελῴων ϲτάϲι ἑϲϲωθέντεϲ.

1945 Ἀρτοξέρξην Y, edd.: -ξεα Ar: Ἀρταξέρξεα D   1946–7 del. Powell   1947 λέγουϲι A: om. d   τοϲοῦτον D: -τῳ A   1949 ἀλλάξαϲθαι A: ἀλλάξαι d   ἐγκύψαντεϲ d: ἐϲ- A   ἐϲ A: εἰϲ d   1951–2 οὕτω ... πεποίηται del. Powell: fortasse haec verba ad finem c. traicienda sunt vel πέπρηκται pro πεποίηται legendum   1951 δὴ A: om. d   οὐδ' Krüger: οὐκ   1953 μὲν <ὦν> d   1956 τοὺϲ A: om. d   ἡ αἰχμὴ κακῶϲ D   ἑϲτήκεε A: ἕϲτηκε d   1957 ϲφίϲι Plut. Mor. 863 D: ϲφι Ad   1959 ϲυμμίξοντεϲ d: -αντεϲ A   1961 ἐὼν Γέληϲ Schaefer: ὁ ἐν Γέλῃ   1962 Τριοπίῳ A: -πέῳ d   1963 Ἀντιφήμου Scaliger: Ἀντ(τ)ιο- Ar: Ἀντυο- D   an Ἀντιφήμου <ἐκ Τήλου> vel οὐκ ἐλείφθη <ἐϲ προθυμίην>?   1964 αὐτοῦ A: αὖ τούτου D: αὐτοῦ τοῦ r   1965 τευ τῶν A: τούτων d   προτέρων Pingel: προγόνων   1966 κτηϲαμένου AD: κτιϲ- r: κτηϲαμένου <τοῦτο τὸ γέραϲ> Van Herwerden   1967 ϲτάϲι P: ϲτάϲει Ad

(3) *τούτουϲ ὦν ὁ Τηλίνηϲ κατήγαγε ἐϲ Γέλην, ἔχων οὐδεμίαν ἀνδρῶν δύναμιν ἀλλὰ ἱρὰ τούτων τῶν θεῶν. ὅθεν δὲ αὐτὰ ἔλαβε ἢ <εἰ> αὐτὸϲ ἐκτήϲατο, τοῦτο δὲ οὐκ ἔχω εἰπεῖν. τούτοιϲι δ' ὦν πίϲυνοϲ ἐὼν κατήγαγε, ἐπ' ᾧ τε οἱ ἀπόγονοι αὐτοῦ ἱροφάνται τῶν θεῶν ἔϲονται.* (4) *θῶμά μοι ὦν καὶ τοῦτο γέγονε πρὸϲ τὰ πυνθάνομαι, κατεργάϲαϲθαι Τηλίνην ἔργον τοϲοῦτον· τὰ τοιαῦτα γὰρ ἔργα οὐ πρὸϲ {τοῦ} ἅπαντοϲ ἀνδρὸϲ νενόμικα γίνεϲθαι, ἀλλὰ πρὸϲ ψυχῆϲ τε ἀγαθῆϲ καὶ ῥώμηϲ ἀνδρηίηϲ· ὁ δὲ λέγεται πρὸϲ τῆϲ Ϲικελίηϲ τῶν οἰκητόρων τὰ ὑπεναντία τούτων πεφυκέναι θηλυδρίηϲ τε καὶ μαλακώτεροϲ ἀνήρ. οὗτοϲ μέν νυν ἐκτήϲατο τοῦτο τὸ γέραϲ·* 154
Κλεάνδρου δὲ τοῦ Παντάρεοϲ τελευτήϲαντοϲ τὸν βίον, ὃϲ ἐτυράννευϲε μὲν Γέληϲ ἑπτὰ ἔτεα, ἀπέθανε δὲ ὑπὸ Ϲαβύλλου ἀνδρὸϲ Γελῴου, ἐνθαῦτα ἀναλαμβάνει τὴν μουναρχίην Ἱπποκράτηϲ, Κλεάνδρου ἀδελφεὸϲ ἐών. ἔχοντοϲ δὲ Ἱπποκράτεοϲ τὴν τυραννίδα ὁ Γέλων, ἐὼν Τηλίνεω τοῦ ἱροφάντεω ἀπόγονοϲ, πολλῶν μετ' ἄλλων καὶ Αἰνηϲιδήμου τοῦ Παταίκου ὃϲ ἦν δορυφόροϲ Ἱπποκράτεοϲ <. . .>. (2) *μετὰ δὲ οὐ πολλὸν χρόνον δι' ἀρετὴν ἀπεδέχθη πάϲηϲ τῆϲ ἵππου εἶναι ἵππαρχοϲ· πολιορκέοντοϲ γὰρ Ἱπποκράτεοϲ Καλλιπολίταϲ τε καὶ Ναξίουϲ καὶ Ζαγκλαίουϲ τε καὶ Λεοντίνουϲ καὶ πρὸϲ Ϲυρηκοϲίουϲ τε καὶ τῶν βαρβάρων ϲυχνοὺϲ ἀνὴρ ἐφαίνετο ἐν τούτοιϲι τοῖϲι πολέμοιϲι ἐὼν ὁ Γέλων λαμπρότατοϲ. τῶν δὲ εἶπον πολίων παϲέων πλὴν Ϲυρηκουϲέων οὐδεμία ἀπέφυγε*

1970 *ἢ . . . ἐκτήϲατο* del. Powell suppl. Krüger fortasse *αὐτὸϲ <πρῶτοϲ>* *δὲ* d: om. A 1971 *πίϲυνοϲ* AD: *πιϲϲ-* r *τε <αὐτόϲ τε καὶ>* Stein 1972 *ὦν* A: om. d *καὶ*] *κάρτα* Krüger 1973 *κατεργάϲαϲθαι* d: *-γάϲθαι* A 1974 del. Valckenaer *ἅπαντοϲ*] *τυχόντοϲ* Cobet 1975 *γίνεϲθαι* AD: *γεν-* r 1978 *οὗτοϲ* Stein: *οὕτω* 1979 *Παντάρεοϲ* A: *Πατ-* d 1981 *ἀναλαμβάνει* A: *λαμβάνει* d 1982 *ἐὼν ἀδελφεόϲ* d 1983 *ἱροφάντεω* d: *ἱερο-* A 1984 *Αἰνηϲιδήμου* A: *Αἰνεϲ-* d 1985 *Παταικοῦ* hoc accentu A *ὃϲ*] *υἱέοϲ* Stein: del. Reiske lacunam statuit Bekker 1986 *ἀπεδέχθη* d: *-δείχθη* A 1987 *ἵππαρχοϲ εἶναι* D 1989 *τε* A: om. d 1990 *πολέμοιϲι* S: *-ίοιϲι* Ad 1991 *εἶπον* Ar: *εἵποντο* D *παϲέων* d: *τουτέων* A *Ϲυρηκουϲέων* A: *-κουϲίων* D: *-κοϲίων* r *ἀπέφυγε* Eltz: *πέφευγε*

δουλοϲύνην πρὸϲ Ἱπποκράτεοϲ. (3) *Ϲυρηκοϲίουϲ δὲ Κορίνθιοί τε καὶ Κερκυραῖοι ἐρρύϲαντο μάχῃ ἑϲϲωθένταϲ ἐπὶ ποταμῷ Ἐλώρῳ· ἐρρύϲαντο δὲ οὗτοι ἐπὶ τοιϲίδε καταλλάξαντεϲ, ἐπ' ᾧ τε Ἱπποκράτεϊ Καμάριναν Ϲυρηκοϲίουϲ παραδοῦναι·*

155 *Ϲυρηκοϲίων δὲ ἦν Καμάρινα τὸ ἀρχαῖον. ὡϲ δὲ καὶ Ἱπποκράτεα τυραννεύϲαντα ἴϲα ἔτεα τῷ ἀδελφεῷ Κλεάνδρῳ κατέλαβε ἀποθανεῖν πρὸϲ πόλι Ὕβλῃ, ϲτρατευϲάμενον ἐπὶ τοὺϲ Ϲικελούϲ, οὕτω δὴ ὁ Γέλων τῷ λόγῳ τιμωρέων τοῖϲι Ἱπποκράτεοϲ παιϲὶ Εὐκλείδῃ τε καὶ Κλεάνδρῳ, οὐ βουλομένων τῶν πολιητέων κατηκόων ἔτι εἶναι, τῷ ἔργῳ, ὡϲ ἐπεκράτηϲε μάχῃ τῶν Γελῴων, ἦρχε αὐτὸϲ ἀποϲτερήϲαϲ τοὺϲ Ἱπποκράτεοϲ παῖδαϲ.* (2) *μετὰ δὲ τοῦτο τὸ εὕρημα τοὺϲ γαμόρουϲ καλεομένουϲ τῶν Ϲυρηκοϲίων ἐκπεϲόνταϲ ὑπό τε τοῦ δήμου καὶ τῶν ϲφετέρων δούλων, καλεομένων δὲ Κιλλυρίων, ὁ Γέλων καταγαγὼν τούτουϲ ἐκ Καϲμένηϲ πόλιοϲ ἐϲ τὰϲ Ϲυρηκούϲαϲ ἔϲχε καὶ ταύταϲ· ὁ γὰρ δῆμοϲ ὁ τῶν Ϲυρηκοϲίων ἐπιόντι Γέλωνι παραδιδοῖ τὴν πόλιν καὶ ἑωυτόν.*

156 *ὁ δὲ ἐπείτε παρέλαβε τὰϲ Ϲυρηκούϲαϲ, Γέληϲ μὲν ἔτι κρατέων λόγον ἐλάϲϲω ἐποιέετο, ἐπιτρέψαϲ αὐτὴν Ἱέρωνι ἀδελφεῷ ἑωυτοῦ, ὁ δὲ τὰϲ Ϲυρηκούϲαϲ ἐκράτυνε, καὶ ἦϲάν οἱ πάντα αἱ Ϲυρήκουϲαι.* (2) *αἱ δὲ παραυτίκα ἀνά τ' ἔδραμον καὶ ἔβλαϲτον· τοῦτο μὲν γὰρ Καμαριναίουϲ ἅπανταϲ ἐϲ τὰϲ Ϲυρηκούϲαϲ ἀγαγὼν πολιήταϲ ἐποίηϲε, Καμαρίνηϲ δὲ τὸ ἄϲτυ κατέϲκαψε, τοῦτο δὲ Γελῴων ὑπερημίϲεαϲ τῶν ἀϲτῶν τὠυτὸ τοῖϲι Καμαριναίοιϲι ἐποίηϲε· Μεγαρέαϲ τε τοὺϲ ἐν Ϲικελίῃ, ὡϲ πολιορκεόμενοι ἐϲ ὁμολογίην προϲεχώρηϲαν,*

1992 et infra *Ϲυρηκοϲίουϲ* (et *-ίων*) Ar: *-κουϲ-* D 1994 *τοιϲίδε* Stein: *τοῖϲδε* *καταλλάξαντεϲ* A: *καταλέξαντεϲ* d 1998 *πόλι* Ar: *πόλει* D 2000 *Κλεάνδρῳ* d: *Καϲϲάνδρῳ* A 2006 *Κιλλυρίων* AD: *Κυλλ-* r: de forma nominis v. Jacoby ad FGH 566F8 2007 *Ϲυρηκούϲαϲ* d: *-ούϲϲαϲ* A 2009 *ἔτι κρατέων* Powell: *ἐπικρατέων* 2010 *Ἱέρωνι* A: *Γέλωνι* d 2011 *ἀδελφεῷ* d: *-φῷ* A *τάϲ* <*τε*> d *οἱ πάντα* Reiske: *ἅπαντα* 2012 *Ϲυρήκουϲαι* D: *-κουϲϲαι* A: *Ϲυράκουϲαι* r 2013 *ἔβλαϲτον* AD: *ἐκβλαϲτον* r 2014, 2020, 2023 *Ϲυρηκούϲαϲ* D: *-κούϲϲαϲ* A: *Ϲυρακούϲαϲ* r

τοὺϲ μὲν αὐτῶν παχέαϲ, ἀειραμένουϲ τε πόλεμον αὐτῷ
καὶ προϲδοκῶνταϲ ἀπολέεϲθαι διὰ τοῦτο, ἀγαγὼν ἐϲ τὰϲ
Ϲυρηκούϲαϲ πολιήταϲ ἐποίηϲε· τὸν δὲ δῆμον τῶν Μεγαρέων,
οὐκ ἐόντα μεταίτιον τοῦ πολέμου τούτου οὐδὲ προϲδεκόμε-
νον κακὸν οὐδὲν πείϲεϲθαι, ἀγαγὼν καὶ τούτουϲ ἐϲ τὰϲ
Ϲυρηκούϲαϲ ἀπέδοτο ἐπ' ἐξαγωγῇ ἐκ Ϲικελίηϲ. (3) τὠυτὸ δὲ
τοῦτο καὶ Εὐβοέαϲ τοὺϲ ἐν Ϲικελίῃ ἐποίηϲε διακρίναϲ. ἐποίεε
δὲ ταῦτα τούτουϲ ἀμφοτέρουϲ νομίϲαϲ δῆμον εἶναι
ϲυνοίκημα ἀχαριτώτατον. τοιούτῳ μὲν τρόπῳ τύραννοϲ
ἐγεγόνεε μέγαϲ ὁ Γέλων· τότε δ' ὡϲ οἱ ἄγγελοι τῶν Ἑλλήνων 157
ἀπίκατο ἐϲ τὰϲ Ϲυρηκούϲαϲ, ἐλθόντεϲ αὐτῷ ἐϲ λόγουϲ ἔλεγον
τάδε· Ἔπεμψαν ἡμέαϲ Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοι καὶ οἱ
τούτων ϲύμμαχοι παραλαμψομένουϲ ϲε πρὸϲ τὸν βάρβαρον·
τὰ γὰρ ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα πάντωϲ κου πυνθάνεαι, ὅτι
Πέρϲηϲ ἀνὴρ μέλλει ζεύξαϲ τὸν Ἑλλήϲποντον καὶ ἐπάγων
πάντα τὸν ἠῷον ϲτρατὸν ἐκ τῆϲ Ἀϲίηϲ ϲτρατηλατήϲειν ἐπὶ
τὴν Ἑλλάδα, πρόϲχημα μὲν ποιεύμενοϲ ὡϲ ἐπ' Ἀθήναϲ
ἐλαύνει, ἐν νόῳ δὲ ἔχων πᾶϲαν τὴν Ἑλλάδα ὑπ' ἑωυτῷ ποι-
ήϲαϲθαι. (2) ϲὺ δὲ δυνάμιόϲ τε <γὰρ> <εὖ> ἥκειϲ μεγάληϲ
καὶ μοῖρά τοι τῆϲ Ἑλλάδοϲ οὐκ ἐλαχίϲτη μέτα ἄρχοντί γε
Ϲικελίηϲ, βοήθει τε τοῖϲι ἐλευθεροῦϲι τὴν Ἑλλάδα καὶ
ϲυνελευθέρου. ἁλὴϲ μὲν γὰρ γενομένη πᾶϲα ἡ Ἑλλὰϲ χεὶρ
μεγάλη ϲυνάγεται, καὶ ἀξιόμαχοι γινόμεθα τοῖϲι ἐπιοῦϲι· ἢν
δὲ ἡμέων οἱ μὲν καταπροδιδῶϲι, οἱ δὲ μὴ θέλωϲι τιμωρέειν,
τὸ δὲ ὑγιαῖνον τῆϲ Ἑλλάδοϲ ᾖ ὀλίγον, τοῦτο δὲ ἤδη δεινὸν

2018 *ἀειραμένουϲ* A: *-ομένουϲ* d 2019 *ἀπολέεϲθαι* A: *ἀπολέϲθαι* d *ἀγαγὼν* Bekker: *ἄγων* 2020 *πολιήταϲ* A: *-ίταϲ* d 2027 *μέγαϲ ἐγεγόνεε*, om. *ὁ*, d 2029 *τε καὶ Ἀθηναῖοι* d: om. A 2030 *ϲύμμαχοι τούτων* d 2031 *τὰ* Stein: *τὸν* Ad: *τὸ* (*γὰρ ἐπιὸν*) Pingel *γὰρ* post *πάντωϲ* traiecit Koen, puncto post *βάρβαρον* sublato 2032 *μέλλει* et *καὶ* A: om. d 2033 *ϲτρατηλατήϲειν* A: *ἐϲτρατηλάτηϲε(ν)* d 2035 *νόῳ* A: *νῷ* d 2036 <*γὰρ*> Stein <*εὖ*> Valckenaer 2037 *τῆϲ* A: om. d 2039–40 *χεὶρ* ... *ϲυνάγεται* A: *χειρὶ* ... *ϲυλλέγεται* d 2041 *οἱ μὲν ἡμέων* A *θέλωϲι* AD: *θελήϲωϲι* r 2042 *δὲ*[2] A: *δὴ* d: om. S

γίνεται μὴ πέςῃ πᾶςα ἡ Ἑλλάς. (3) *μὴ γὰρ ἐλπίςῃς, ἢν ἡμέας καταςτρέψηται ὁ Πέρςης μάχῃ κρατήςας, ὡς οὐκὶ ἥξει παρὰ cέ γε, ἀλλὰ πρὸ τούτου φύλαξαι· βοηθέων γὰρ ἡμῖν cεωυτῷ τιμωρέεις· τῷ δὲ εὖ βουλευθέντι πρήγματι τελευτὴ ὡς τὸ*
158 *ἐπίπαν χρηστὴ ἐθέλει ἐπιγίνεςθαι. οἱ μὲν ταῦτα ἔλεγον, Γέλων δὲ πολλὸς ἐνέκειτο λέγων τοιάδε· Ἄνδρες Ἕλληνες, λόγον ἔχοντες πλεονέκτην ἐτολμήςατε ἐμὲ cύμμαχον ἐπὶ τὸν βάρβαρον παρακαλέοντες ἐλθεῖν.* (2) *αὐτοὶ δὲ ἐμεῦ πρότερον δεηθέντος βαρβαρικοῦ cτρατοῦ cυνεπάψαςθαι, ὅτε μοι πρὸς Καρχηδονίους νεῖκος cυνῆπτο, ἐπιςκήπτοντός τε τὸν Δωριέος τοῦ Ἀναξανδρίδεω πρὸς Ἐγεςταίων φόνον ἐκπρήξαςθαι, ὑποτείνοντός τε τὰ ἐμπόρια cυνελευθεροῦν ἀπ' ὧν ὑμῖν μεγάλαι ὠφελίαι τε καὶ ἐπαυρέςιες γεγόναςι, οὔτε ἐμεῦ εἵνεκα ἤλθετε βοηθήςοντες οὔτε τὸν Δωριέος φόνον ἐκπρηξόμενοι, τό τε κατ' ὑμέας τάδε ἅπαντα ὑπὸ βαρβάροιςι νέμεται.* (3) *ἀλλὰ εὖ γὰρ ἡμῖν καὶ ἐπὶ τὸ ἄμεινον κατέςτη. νῦν δὲ ἐπειδὴ περιελήλυθε ὁ πόλεμος καὶ ἀπῖκται ἐς ὑμέας, οὕτω δὴ Γέλωνος μνῆςτις γέγονε.* (4) *ἀτιμίης δὲ πρὸς ὑμέων κυρήςας οὐκ ὁμοιώςομαι ὑμῖν, ἀλλ' ἑτοῖμός εἰμι βοηθέειν παρεχόμενος διηκοςίας τε τριήρεας καὶ διςμυρίους ὁπλίτας καὶ διςχιλίην ἵππον καὶ διςχιλίους τοξότας καὶ διςχιλίους cφενδονήτας καὶ διςχιλίους ἱπποδρόμους ψιλούς· cῖτόν τε ἁπάςῃ τῇ Ἑλλήνων cτρατιῇ, ἔςτ' ἂν διαπολεμήςωμεν, ὑποδέκομαι παρέξειν.* (5) *ἐπὶ δὲ λόγῳ τοιῷδε τάδε ὑπίςχομαι, ἐπ' ᾧ τε cτρατηγός τε καὶ ἡγεμὼν τῶν Ἑλλήνων ἔςομαι πρὸς τὸν βάρβαρον· ἐπ' ἄλλῳ δὲ λόγῳ οὔτ' ἂν αὐτὸς ἔλθοιμι οὔτ' ἂν*

2044 *οὐκὶ* A: *οὐχὶ* d 2046 *εὖ* A: om. d 2047 *ἐθέλει* AD: *θέλει* r 2052 *τὸν Δωριέος* d: *τοῦ Δωριέως* A 2054 *ὑποτείνοντος* AD: *ὑποτίν-* r 2055 *ὠφελίαι* Ar: *-ειαι* D *τε* d: om. A *ἐπαυρέςιες* edd.: *-έςεις* C: *-ήςιες* A: *ἐπευρέςιες* D: *ἐπαρέςκες* r 2056 *Δωριέος* d: *-έως* A 2057 *τε* A: *δὲ* d *κατ'* Ar: *καθ'* D *ὑμέας* A: *ὑμᾶς* d *ἅπαντα* A: *πάντα* d 2058 *κατέςτη*] an *μετέςτη*? 2062 *τε* Ar: om. D 2067 *τε*¹ d: om. A 2068 *δὲ* A: *τε* d *ἂν*² A: om. d

ἄλλουϲ πέμψαιμι. ταῦτα ἀκούϲαϲ οὔτε ἠνέϲχετο ὁ Ϲύαγροϲ
εἶπέ τε τάδε· Ἦ κε μέγ' οἰμώξειε ὁ Πελοπίδηϲ Ἀγαμέμνων 159
πυθόμενοϲ Ϲπαρτιήταϲ τὴν ἡγεμονίην ἀπαραιρῆϲθαι ὑπὸ
Γέλωνόϲ τε καὶ Ϲυρηκοϲίων. ἀλλὰ τούτου μὲν τοῦ λόγου
μηκέτι μνηϲθῇϲ, ὅκωϲ τὴν ἡγεμονίην τοι παραδώϲομεν. ἀλλ'
εἰ μὲν βούλεαι βοηθέειν τῇ Ἑλλάδι, ἴϲθι ἀρξόμενοϲ ὑπὸ
Λακεδαιμονίων· εἰ δ' ἄρα μὴ δικαιοῖϲ ἄρχεϲθαι, ϲὺ δὲ μηδὲ
βοηθέειν. πρὸϲ ταῦτα ὁ Γέλων, ἐπειδὴ ὥρα ἐπεϲτραμμένουϲ 160
τοὺϲ λόγουϲ τοῦ Ϲυάγρου, τὸν τελευταῖόν ϲφι τόνδε ἐξέφαινε
λόγον· Ὦ ξεῖνε Ϲπαρτιῆτα, ὀνείδεα κατιόντα ἀνθρώπῳ φιλέει
ἐπανάγειν τὸν θυμόν· ϲὺ μέντοι ἀποδεξάμενοϲ ὑβρίϲματα
ἐν τῷ λόγῳ οὔ με ἔπειϲαϲ ἀϲχήμονα ἐν τῇ ἀμοιβῇ γενέϲθαι.
(2) ὅκου δὲ ὑμεῖϲ οὕτω περιέχεϲθε τῆϲ ἡγεμονίηϲ, οἰκὸϲ καὶ
ἐμὲ μᾶλλον ὑμέων περιέχεϲθαι, ϲτρατιῆϲ τε ἐόντα πολ-
λαπληϲίηϲ ἡγεμόνα καὶ νεῶν πολλὸν πλεύνων. ἀλλ' ἐπείτε
ὑμῖν ὁ λόγοϲ οὕτω προϲάντηϲ κατίϲταται, ἡμεῖϲ τι ὑπείξομεν
τοῦ ἀρχαίου λόγου. εἰ τοῦ μὲν πεζοῦ ὑμεῖϲ ἡγέοιϲθε, τοῦ δὲ
ναυτικοῦ ἐγώ· εἰ δὲ ὑμῖν ἡδονὴ τοῦ κατὰ θάλαϲϲαν ἡγεμον-
εύειν, τοῦ πεζοῦ ἐγὼ θέλω. καὶ ἢ τούτοιϲι ὑμέαϲ χρεόν ἐϲτι
ἀρκέεϲθαι ἢ ἀπιέναι ϲυμμάχων τοιῶνδε ἐρήμουϲ. Γέλων μὲν 161
δὴ ταῦτα προετείνετο, φθάϲαϲ δὲ ὁ Ἀθηναίων ἄγγελοϲ τὸν
Λακεδαιμονίων ἀμείβετό μιν τοιϲίδε· Ὦ βαϲιλεῦ Ϲυρηκοϲίων,
οὐκ ἡγεμόνοϲ δεομένη ἡ Ἑλλὰϲ ἀπέπεμψε ἡμέαϲ πρὸϲ ϲέ,
ἀλλὰ ϲτρατιῆϲ. ϲὺ δὲ ὅκωϲ μὲν ϲτρατιὴν πέμψειϲ μὴ
ἡγεύμενοϲ τῆϲ Ἑλλάδοϲ, οὐ προφαίνειϲ, ὡϲ δὲ ϲτρατηγήϲειϲ
αὐτῆϲ, γλίχεαι. (2) ὅϲον μέν νυν <χρόνον> παντὸϲ τοῦ

2071 ἀπαραιρῆϲθαι A: ὑπαιρεῖϲθαι d 2074 βοηθέειν d: βοήθει A 2076 ἐπεϲτραμμένουϲ Schweighäuser: ἀπ- 2077 τοῦ] ὑπὸ Blaydes 2078 <τὰ> ὀνείδεα Stobaeus 3. 20. 44 (sed om. 3. 19. 19) 2080 ἔπειϲαϲ Stob. 3. 19. 19, d: πείϲειϲ A 2083 νεῶν πολλὸν edd.: νηῶν πολὺ 2088 ἀρκέεϲθαι d: ἀρέϲκεϲθαι A 2089 τὸν A: τῶν d 2090 τοιϲίδε Stein: τοῖϲδε A: τοιάδε d 2092–3 πέμψειϲ ... προφαίνειϲ ... ϲτρατηγήϲειϲ A: -ηϲ ... -ῃ ... -ηϲ d 2094 suppl. Powell

Ἑλλήνων ϲτρατοῦ ἐδέου ἡγέεϲθαι, ἐξήρκεε ἡμῖν τοῖϲι
Ἀθηναίοιϲι ἡϲυχίην ἄγειν, ἐπιϲταμένοιϲι ὡϲ ὁ Λάκων ἱκανόϲ
τοι ἔμελλε ἔϲεϲθαι καὶ ὑπὲρ ἀμφοτέρων ἀπολογεύμενοϲ·
ἐπείτε δὲ ἁπάϲηϲ ἀπελαυνόμενοϲ δέεαι τῆϲ ναυτικῆϲ ἄρχειν,
οὕτω ἔχει τοι· οὐδ᾽ ἢν ὁ Λάκων ἐπίῃ τοι ἄρχειν αὐτῆϲ, ἡμεῖϲ
ἐπήϲομεν. ἡμετέρη γάρ ἐϲτι αὕτη γε μὴ αὐτῶν βουλομένων
Λακεδαιμονίων. τούτοιϲι μὲν ὦν ἡγέεϲθαι βουλομένοιϲι
οὐκ ἀντιτείνομεν, ἄλλῳ δὲ παρήϲομεν οὐδενὶ ναυαρχέειν.
(3) μάτην γὰρ ἂν ὧδε παρ᾽ ἄλλων Ἑλλήνων ϲτρατὸν
πλεῖϲτον εἴημεν ἐκτημένοι, εἰ Ϲυρηκοϲίοιϲι ἐόντεϲ Ἀθηναῖοι
ϲυγχωρήϲομεν τῆϲ ἡγεμονίηϲ, ἀρχαιότατον μὲν ἔθνοϲ
παρεχόμενοι, μοῦνοι δὲ ἐόντεϲ οὐ μετανάϲται Ἑλλήνων·
τῶν καὶ Ὅμηροϲ ὁ ἐποποιὸϲ ἄνδρα ἄριϲτον ἔφηϲε ἐϲ Ἴλιον
ἀπικέϲθαι τάξαι τε καὶ διακοϲμῆϲαι ϲτρατόν. οὕτω οὐκ
162 ὄνειδοϲ οὐδὲν ἡμῖν ἐϲτι λέγειν ταῦτα. ἀμείβετο Γέλων
τοιϲίδε· Ξεῖνε Ἀθηναῖε, ὑμεῖϲ οἴκατε τοὺϲ μὲν ἄρχονταϲ ἔχειν,
τοὺϲ δὲ ἀρξομένουϲ οὐκ ἕξειν. ἐπεὶ τοίνυν οὐδὲν ὑπιέντεϲ
ἔχειν τὸ πᾶν ἐθέλετε, οὐκ ἂν φθάνοιτε τὴν ταχίϲτην ὀπίϲω
ἀπαλλαϲϲόμενοι καὶ ἀγγέλλοντεϲ τῇ Ἑλλάδι ὅτι ἐκ τοῦ
ἐνιαυτοῦ τὸ ἔαρ αὐτῇ ἐξαραίρηται. (2) {οὗτοϲ δὲ ὁ νόοϲ τοῦ
ῥήματοϲ, τὸ ἐθέλει λέγειν· δῆλα γὰρ ὡϲ ἐν τῷ ἐνιαυτῷ ἐϲτι
τὸ ἔαρ δοκιμώτατον, τῆϲ δὲ τῶν Ἑλλήνων ϲτρατιῆϲ τὴν
ἑωυτοῦ ϲτρατιήν. ϲτεριϲκομένην ὦν τὴν Ἑλλάδα τῆϲ ἑωυτοῦ
ϲυμμαχίηϲ εἴκαζε ὡϲ εἰ τὸ ἔαρ ἐκ τοῦ ἐνιαυτοῦ ἐξαραιρη-
μένον εἴη.}

2095 ἐδέου] ἐδέο Bredow   ἐξήρκεε edd.: -κει   2099 ἐπίῃ Ar: ἐπήει D: ἐποίῃ SV   2100 γε d: om. A   2103 ὧδέ <γε> d   παρ᾽ ἄλλων d (sed -ον D^{ac}): πάραλον A   2104 ἐκτημένοι A: κεκτημένοι d   2105 ϲυγχωρήϲομεν] ὑποχωρήϲομεν Blaydes   τῆϲ ἡγεμονίηϲ del. Powell   2109 ὄνειδοϲ] ἀναιδὲϲ Powell: ἀεικὲϲ Weil   ἡμῖν οὐδέν D   2110 τοιϲίδε C: τοῖϲδε Ad   μὲν d: om. A   2111 οὐκ d: οὐχ A   ἕξειν A: ἔχειν d   ὑπιέντεϲ d: ἐπ- A   2112 ἔχειν AD: om. r   2114 τὸ A: τόδε d   2114–19 del. Wesseling   2115 τὸ ἐθέλει λέγειν del. Stein (1871)   ὡϲ A: om. d   2116 δοκιμώτατον τὸ ἔαρ D   2117 ὦν A: om. d

Οἱ μὲν δὴ τῶν Ἑλλήνων ἄγγελοι τοιαῦτα τῷ Γέλωνι χρη- 163
ματιcάμενοι ἀπέπλεον· Γέλων δὲ πρὸς ταῦτα δείcας μὲν περὶ
τοῖcι Ἕλληcι μὴ οὐ δύνωνται τὸν βάρβαρον ὑπερβαλέcθαι,
δεινὸν δὲ καὶ οὐκ ἀναcχετὸν ποιηcάμενοc ἐλθὼν ἐc
Πελοπόννηcον ἄρχεcθαι ὑπὸ Λακεδαιμονίων, ἐὼν Cικελίηc
τύραννος, ταύτην μὲν τὴν ὁδὸν ἠμέληcε, ὁ δὲ ἄλληc εἴχετο·
(2) ἐπείτε γὰρ τάχιcτα ἐπύθετο τὸν Πέρcην διαβεβηκότα
τὸν Ἑλλήcποντον, πέμπει πεντηκοντέροιcι τριcὶ Κάδμον τὸν
Cκύθεω ἄνδρα Κῷον ἐc Δελφούc, ἔχοντα χρήματα πολλὰ καὶ
διφαcίουc λόγουc, καραδοκήcοντα τὴν μάχην τῇ πεcέεται,
καὶ ἢν μὲν ὁ βάρβαροc νικᾷ, τά τε χρήματα αὐτῷ διδόναι
καὶ γῆν τε καὶ ὕδωρ τῶν ἄρχει ὁ Γέλων, ἢν δὲ οἱ Ἕλληνες,
ὀπίcω ἀπάγειν. ὁ δὲ Κάδμοc οὗτοc πρότερον τούτων παρα- 164
δεξάμενοc παρὰ πατρὸc τυραννίδα Κῴων εὖ βεβηκυῖαν, ἑκών
τε εἶναι καὶ δεινοῦ ἐπιόντοc οὐδενὸc ἀλλ' ὑπὸ δικαιοcύνηc ἐc
μέcον Κῴοιcι καταθεὶc τὴν ἀρχὴν οἴχετο ἐc Cικελίην, ἔνθα
παρὰ Cαμίων ἔcχε τε καὶ κατοίκηcε πόλιν Ζάγκλην τὴν ἐc
Μεccήνην μεταβαλοῦcαν τὸ οὔνομα. (2) τοῦτον δὴ ὁ Γέλων τὸν
Κάδμον καὶ τοιούτῳ τρόπῳ ἀπικόμενον διὰ δικαιοcύνην, τήν
οἱ αὐτὸc ἄλλωc cυνῄδεε ἐοῦcαν, ἔπεμπε· ὃc ἐπὶ τοῖcι ἄλλοιcι
δικαίοιcι τοῖcι ἐξ ἑωυτοῦ ἐργαcμένοιcι καὶ τόδε οὐκ ἐλάχι-
cτον πάντων ἐλίπετο· κρατήcαc γὰρ μεγάλων χρημάτων
τῶν οἱ Γέλων ἐπετράπετο, παρεὸν καταcχέcθαι οὐκ ἠθέληcε,
ἀλλ' ἐπεὶ οἱ Ἕλληνεc ἐπεκράτηcαν τῇ ναυμαχίῃ καὶ Ξέρξηc
οἰχώκεε ἀπελαύνων, καὶ δὴ καὶ ἐκεῖνοc ἀπίκετο ἐc τὴν
Cικελίην ἅπαντα τὰ χρήματα ἄγων. λέγεται δὲ καὶ τάδε ὑπὸ 165

2120 τοιαῦτα A: τοcαῦτα d 2122 δύνωνται A: δυνέωνται d 2123 ἐc Ar: om. D 2129 διφαcίουc Jacoby: φιλίουc καραδοκήcοντα A: -cαντα d τῇ Struve: ᾗ Ad πεcέεται A: πεcεῖται d 2134 ὑπὸ d: ἀπὸ A 2135 οἴχετο A: ᾤχετο d 2136 παρὰ A: μετὰ d κατοίκηcε A: οἴκηcε d ἐc Μεccήνην d: ἐν Μεccήνῃ A 2139 ἄλλωc Wilson: ἄλλην cυνῄδεε A: ᾔδεε(ν) d ἐοῦcαν] ἐνεοῦcαν Naber ἔπεμπε A: ἀνέπεμπε(ν) d 2141 πάντων Wilson: τούτων γὰρ Ar: om. D 2144 καὶ δὴ καὶ Ad: καὶ δὴ C 2145 ἅπαντα Schaefer: ἀπὸ πάντα A: πάντα d

τῶν ἐν Ϲικελίῃ οἰκημένων, ὡϲ ὅμωϲ καὶ μέλλων ἄρχεϲθαι ὑπὸ Λακεδαιμονίων ὁ Γέλων ἐβοήθηϲε ἂν τοῖϲι Ἕλληϲι, εἰ μὴ ὑπὸ Θήρωνοϲ τοῦ Αἰνηϲιδήμου Ἀκραγαντίνων μουνάρχου ἐξελαθεὶϲ ἐξ Ἱμέρηϲ Τήριλλοϲ ὁ Κρινίππου, τύραννοϲ ἐὼν Ἱμέρηϲ, ἐπῆγε ὑπ' αὐτὸν τὸν χρόνον τοῦτον Φοινίκων καὶ Λιβύων καὶ Ἰβήρων καὶ Λιγύων καὶ Ἐλιϲύκων καὶ Ϲαρδονίων καὶ Κυρνίων τριήκοντα μυριάδαϲ καὶ ϲτρατηγὸν αὐτῶν Ἀμίλκαν τὸν Ἄννωνοϲ, Καρχηδονίων ἐόντα βαϲιλέα, κατὰ ξεινίην τε τὴν ἑωυτοῦ ὁ Τήριλλοϲ ἀναγνώϲαϲ καὶ μάλιϲτα διὰ τὴν Ἀναξίλεω τοῦ Κρητίνεω προθυμίην, ὃϲ Ῥηγίου ἐὼν τύραννοϲ, τὰ ἑωυτοῦ τέκνα δοὺϲ ὁμήρουϲ Ἀμίλκᾳ ἐπῆγε ἐπὶ τὴν Ϲικελίην τιμωρέων τῷ πενθερῷ· Τηρίλλου γὰρ εἶχε θυγατέρα Ἀναξίλεωϲ, τῇ οὔνομα ἦν Κυδίππη. οὕτω δὴ οὐκ οἷόν τε γενόμενον βοηθέειν τὸν Γέλωνα τοῖϲι Ἕλληϲι
166 ἀποπέμπειν ἐϲ Δελφοὺϲ τὰ χρήματα. πρὸϲ δὲ καὶ τάδε λέγουϲι, ὡϲ ϲυνέβη τῆϲ αὐτῆϲ ἡμέρηϲ ἔν τε τῇ Ϲικελίῃ Γέλωνα καὶ Θήρωνα νικᾶν Ἀμίλκαν τὸν Καρχηδόνιον καὶ ἐν Ϲαλαμῖνι τοὺϲ Ἕλληναϲ τὸν Πέρϲην. τὸν δὲ Ἀμίλκαν, Καρχηδόνιον ἐόντα πρὸϲ πατρόϲ, μητρόθεν δὲ Ϲυρηκόϲιον, βαϲιλεύϲαντά τε κατ' ἀνδραγαθίην Καρχηδονίων, ὡϲ ἡ ϲυμβολή τε ἐγίνετο καὶ ὡϲ ἑϲϲοῦτο τῇ μάχῃ, ἀφανιϲθῆναι πυνθάνομαι· οὔτε γὰρ ζῶντα οὔτε ἀποθανόντα φανῆναι
167 οὐδαμοῦ γῆϲ· τὸ πᾶν γὰρ ἐπεξελθεῖν διζήμενον Γέλωνα. ἔϲτι δὲ ὑπ' αὐτῶν Καρχηδονίων ὅδε λόγοϲ λεγόμενοϲ, οἰκότι χρεωμένων, ὡϲ οἱ μὲν βάρβαροι τοῖϲι Ἕλληϲι ἐν τῇ Ϲικελίῃ ἐμάχοντο ἐξ ἠοῦϲ ἀρξάμενοι μέχρι δείληϲ ὀψίηϲ (ἐπὶ τοϲοῦτο

2146 ἐν <τῇ> A 2148 Αἰνηϲιδήμου AD: Αἰνεϲ- r 2149 ἐξελαθεὶϲ Ar: -αϲθεὶϲ D 2150 ὑπ' d: ἐπ' A 2151 Ἐλιϲύκων d: Ἐϲιλύκων A Ϲαρδονίων C[ac], Valckenaer: -όνων C[pc]Ad 2153 Ἄννωνοϲ AD: Ἄνωνοϲ r 2155 Ἀναξίλεω d: Ἀξίλεω A 2165 Καρχηδονίων κατ' ἀνδραγαθίην P. Oxy. 1375 2166 ὡϲ ἑϲϲοῦτο Ad: ἥϲϲωτο P. Oxy. 1375 2169 ὅδε <ὁ> d οἰκότι Koen: εἰκόνι Ad 2170 ἐν τῇ Ϲικελίῃ P. Oxy. 1375, A: om. d 2171 τοϲοῦτο P. Oxy. 1375, AD: -ον r

γὰρ λέγεται ἑλκύϲαι τὴν ϲύϲταϲιν), ὁ δὲ Ἀμίλκαϲ ἐν τούτῳ τῷ χρόνῳ μένων ἐν τῷ ϲτρατοπέδῳ ἐθύετο καὶ ἐκαλλιερέετο ἐπὶ πυρῆϲ μεγάληϲ ϲώματα ὅλα καταγίζων, ἰδὼν δὲ τροπὴν τῶν ἑωυτοῦ γινομένην, ὡϲ ἔτυχε ἐπιϲπένδων τοῖϲι ἱροῖϲι, ὦϲε ἑωυτὸν ἐϲ τὸ πῦρ· οὕτω δὴ κατακαυθέντα ἀφανιϲθῆναι. (2) ἀφανιϲθέντι δὲ Ἀμίλκᾳ τρόπῳ εἴτε τοιούτῳ ὡϲ Φοίνικεϲ λέγουϲι, εἴτε ἑτέρῳ {ὡϲ Καρχηδόνιοι καὶ Ϲυρηκόϲιοι}, τοῦτο μέν οἱ θύουϲι, τοῦτο δὲ μνήματα ἐποίηϲαν ἐν πάϲῃϲι τῇϲι πόλιϲι τῶν ἀποικίδων, ἐν αὐτῇ τε μέγιϲτον Καρχηδόνι.

Τὰ μὲν ἀπὸ Ϲικελίηϲ τοϲαῦτα. Κερκυραῖοι δὲ τάδε 168
ὑποκρινάμενοι τοῖϲι ἀγγέλοιϲι τοιάδε ἐποίηϲαν· καὶ γὰρ τούτουϲ παρελάμβανον οἱ αὐτοὶ οἵ περ ἐϲ Ϲικελίην ἀπίκατο, λέγοντεϲ τοὺϲ αὐτοὺϲ λόγουϲ τοὺϲ καὶ πρὸϲ Γέλωνα ἔλεγον. οἱ δὲ παραυτίκα μὲν ὑπίϲχοντο πέμψειν τε καὶ ἀμυνέειν, φράζοντεϲ ὡϲ οὔ ϲφι περιοπτέη ἐϲτὶ ἡ Ἑλλὰϲ ἀπολλυμένη· ἢν γὰρ ϲφαλῇ, ϲφεῖϲ γε οὐδὲν ἄλλο ἢ δουλεύϲουϲι τῇ πρώτῃ τῶν ἡμερέων· ἀλλὰ τιμωρητέον εἴη ἐϲ τὸ δυνατώτατον. (2) ὑπεκρίναντο μὲν οὕτω εὐπρόϲωπα· ἐπεὶ δὲ ἔδει βοηθέειν, ἄλλα νοέοντεϲ ἐπλήρωϲαν νέαϲ ἑξήκοντα, μόγιϲ δὲ ἀναχθέντεϲ προϲέμειξαν τῇ Πελοποννήϲῳ, καὶ περὶ Πύλον καὶ Ταίναρον γῆϲ τῆϲ Λακεδαιμονίων ἀνεκώχευον τὰϲ νέαϲ, καραδοκέοντεϲ καὶ οὗτοι τὸν πόλεμον τῇ πεϲέεται, ἀελπτέοντεϲ μὲν τοὺϲ Ἕλληναϲ ὑπερβαλέεϲθαι, δοκέοντεϲ δὲ τὸν Πέρϲην κατακρατήϲαντα πολλὸν ἄρξειν πάϲηϲ τῆϲ Ἑλλάδοϲ. (3) ἐποίευν ὦν ἐπίτηδεϲ, ἵνα ἔχωϲι πρὸϲ τὸν Πέρϲην λέγειν τοιάδε· Ὦ βαϲιλεῦ, ἡμεῖϲ παραλαμβανόντων τῶν

2172 λέγεται P. Oxy. 1375, A: λέγειν d: del. Cobet 2173 ἐθύετο καὶ del. Abicht, sed praebebat iam P. Oxy. 1375 2176 ἐϲ AD: εἰϲ r 2178 del. Stein καὶ Ϲυρηκόϲιοι A: om. d 2182 an aliquid post ἀγγέλοιϲι excidit? 2183 ἀπίκατο d: ἀπίκοντο A 2185 ὑπίϲχοντο A: ὑπέϲχ- d πέμψειν AD: πέμπειν r 2190 νοέοντεϲ A: νοεῦντεϲ d 2191 Πύλον] Οἴτυλον Van Herwerden 2193 τῇ edd.: ᾗ 2194 ὑπερβαλέεϲθαι r: -βαλέϲθαι D: -βάλλεϲθαι A 2195 Πέρϲην A: Ξέρξεα d 2196 ὦν d: οὖν A 2197 λέγειν d: om. A

Ἑλλήνων ἡμέαϲ ἐϲ τὸν πόλεμον τοῦτον, ἔχοντεϲ δύναμιν οὐκ ἐλαχίϲτην οὐδὲ νέαϲ ἐλαχίϲταϲ παραϲχόντεϲ ἂν ἀλλὰ πλείϲταϲ μετά γε Ἀθηναίουϲ, οὐκ ἠθελήϲαμέν τοι ἐναντιοῦϲθαι οὐδέ τι ἀποθύμιον ποιῆϲαι. τοιαῦτα λέγοντεϲ ἤλπιζον πλέον τι τῶν ἄλλων οἴϲεϲθαι· τά περ ἂν καὶ ἐγένετο, ὡϲ ἐμοὶ δοκέει. (4) πρὸϲ δὲ τοὺϲ Ἕλληνάϲ ϲφι ϲκῆψιϲ ἐπεποίητο, τῇ περ δὴ καὶ ἐχρήϲαντο· αἰτιωμένων γὰρ τῶν Ἑλλήνων ὅτι οὐκ ἐβοήθεον, ἔφαϲαν πληρῶϲαι μὲν ἑξήκοντα τριήρεαϲ, ὑπὸ δὲ ἐτηϲιέων ἀνέμων ὑπερβαλεῖν Μαλέην οὐκ οἷοί τε γενέϲθαι· οὕτω οὐκ ἀπικέϲθαι ἐϲ Ϲαλαμῖνα καὶ οὐδεμιῇ κακότητι λειφθῆναι τῆϲ ναυμαχίηϲ. οὗτοι μὲν οὕτω διεκρούϲαντο τοὺϲ Ἕλληναϲ.

169 Κρῆτεϲ δέ, ἐπείτέ ϲφεαϲ παρελάμβανον οἱ ἐπὶ τούτοιϲι ταχθέντεϲ Ἑλλήνων, ἐποίηϲαν τοιόνδε· πέμψαντεϲ κοινῇ θεοπρόπουϲ ἐϲ Δελφοὺϲ τὸν θεὸν ἐπειρώτων εἴ ϲφίϲι ἄμεινον τιμωρέουϲι γίνεται τῇ Ἑλλάδι. (2) ἡ δὲ Πυθίη ὑπεκρίνατο· Ὦ νήπιοι, ἐπιμέμφεϲθε ὅϲα ὑμῖν ἐκ τῶν Μενέλεω τιμωρημάτων Μίνωϲ ἔπεμψε μηνίων δακρύματα, ὅτι οἱ μὲν οὐ ϲυνεξεπρήξαντο αὐτῷ τὸν ἐν Καμικῷ θάνατον γενόμενον, ὑμεῖϲ δὲ ἐκείνοιϲι τὴν ἐκ Ϲπάρτηϲ ἁρπαχθεῖϲαν ὑπ᾽ ἀνδρὸϲ Δαρδάνου γυναῖκα; ταῦτα οἱ Κρῆτεϲ ὡϲ ἀπενειχθέντα ἤκουϲαν, ἔϲχοντο
170 τῆϲ τιμωρίηϲ. λέγεται γὰρ Μίνων κατὰ ζήτηϲιν Δαιδάλου ἀπικόμενον ἐϲ Ϲικανίην τὴν νῦν Ϲικελίην καλεομένην ἀποθανεῖν βιαίῳ θανάτῳ. ἀνὰ δὲ χρόνον Κρῆταϲ θεοῦ ϲφεαϲ ἐποτρύναντοϲ, πάνταϲ πλὴν Πολιχνιτέων τε καὶ Πραιϲίων,

2198 ἡμέαϲ AD: om. r 2200 τοι A: ϲοι d ἐναντιοῦϲθαι A: ἀντ- d 2201 οὐδὲ ... ποιῆϲαι Ar: om. D 2202 καὶ d: om. A 2206 ὑπερβαλεῖν edd.: -βαλέειν 2212 ϲφίϲι Stein: ϲφι 2214 Μενέλεω d: -λάου A 2215 ὅτι] ὅτε Legrand οἱ μὲν obscurum: fortasse <Ἕλληνεϲ> supplendum 2216 Καμίκῳ hoc accentu Ad, sed recto Y 2217 ἐκείνοιϲι ASV: κείνοιϲι d ἁρπαχθεῖϲαν P. Oxy. 3381, A: -αϲθεῖϲαν d Δαρδάνου P. Oxy. 3381: βαρβάρου Ad 2218 ἔϲχοντο A: ἀπείχοντο d 2219 Μίνων edd.: Μίνεων A: Μίνεω d 2220 καλεομένην P. Oxy. 3381, A: καλευ- d 2221 ἀνὰ A: ἵνα d ϲφεαϲ K: ϲφε P. Oxy. 3381, Ad

ἀπικομένουϲ ϲτόλῳ μεγάλῳ ἐϲ Ϲικανίην πολιορκέειν ἐπ’ ἔτεα πέντε πόλιν Καμικόν, τὴν κατ’ ἐμὲ Ἀκραγαντῖνοι ἐνέμοντο. (2) τέλοϲ δὲ οὐ δυναμένουϲ οὔτε ἑλεῖν οὔτε παραμένειν λιμῷ ϲυνεϲτεῶταϲ, ἀπολιπόνταϲ οἴχεϲθαι. ὡϲ δὲ κατὰ Ἰηπυγίην γενέϲθαι πλέονταϲ, ὑπολαβόντα ϲφεαϲ χειμῶνα μέγαν ἐκβαλεῖν ἐϲ τὴν γῆν· ϲυναραχθέντων δὲ τῶν πλοίων, οὐδεμίαν γάρ ϲφι ἔτι κομιδὴν ἐϲ Κρήτην φαίνεϲθαι, ἐνθαῦτα Ὑρίην πόλιν κτίϲανταϲ καταμεῖναί τε καὶ μεταβαλόνταϲ ἀντὶ μὲν Κρητῶν γενέϲθαι Ἰήπυγαϲ Μεϲϲαπίουϲ, ἀντὶ δὲ εἶναι νηϲιώταϲ ἠπειρώταϲ. (3) ἀπὸ δὲ Ὑρίηϲ πόλιοϲ τὰϲ ἄλλαϲ οἰκίϲαι, τὰϲ δὴ Ταραντῖνοι χρόνῳ ὕϲτερον πολλῷ ἐξανιϲτάντεϲ προϲέπταιϲαν μεγάλωϲ, ὥϲτε φόνοϲ Ἑλληνικὸϲ μέγιϲτοϲ οὗτοϲ δὴ ἐγένετο πάντων τῶν ἡμεῖϲ ἴδμεν, αὐτῶν τε Ταραντίνων καὶ Ῥηγίνων, <τῶν> οἳ ὑπὸ Μικύθου τοῦ Χοίρου ἀναγκαζόμενοι τῶν ἀϲτῶν καὶ ἀπικόμενοι τιμωροὶ Ταραντίνοιϲι ἀπέθανον τριϲχίλιοι αὐτοί· τῶν δέ γε Ταραντίνων οὐκ ἐπῆν ἀριθμόϲ. (4) ὁ δὲ Μίκυθοϲ, οἰκέτηϲ ἐὼν Ἀναξίλεω, ἐπίτροποϲ Ῥηγίου καταλέλειπτο, ὡυτὸϲ ὅϲπερ ἐκπεϲὼν ἐκ Ῥηγίου καὶ Τεγέην τὴν Ἀρκάδων οἰκήϲαϲ ἀνέθηκε ἐν Ὀλυμπίῃ τοὺϲ πολλοὺϲ ἀνδριάνταϲ. ἀλλὰ τὰ μὲν 171
κατὰ Ῥηγίνουϲ τε καὶ Ταραντίνουϲ τοῦ λόγου μοι παρενθήκη γέγονε. ἐϲ δὲ τὴν Κρήτην ἐρημωθεῖϲαν, ὡϲ λέγουϲι Πραίϲιοι, ἐϲοικίζεϲθαι ἄλλουϲ τε ἀνθρώπουϲ καὶ μάλιϲτα Ἕλληναϲ, τρίτῃ δὲ γενεῇ μετὰ Μίνων τελευτήϲαντα γενέϲθαι τὰ Τρωικά, ἐν τοῖϲι οὐ φλαυροτάτουϲ φαίνεϲθαι ἐόνταϲ Κρῆταϲ τιμωροὺϲ Μενέλεῳ. (2) ἀντὶ τούτων δέ ϲφι ἀπονοϲτήϲαϲι ἐκ

2224 *Κάμικον* hoc accentu Ad   2230 *Ὑρίην* d: *Ὑρηδίην* A^{ac}: *Ὑρηλίην* A^{pc} *τε* A: om. d   2231 *<τοῦ> εἶναι* T   2232 *Ὑρίηϲ* P. Oxy. 2098, d: *Ὑρηλίηϲ* A   2233 *οἰκίϲαι* Scaliger, Casaubon: *οἰκῆϲαι*   *τὰϲ* d: *ἃϲ* A   2236 suppl. Pingel   2238 *αὐτοί* Wilson: *οὕτω*   *τῶν δέ γε* Wilson: *αὐτῶν δὲ* A: *αὐτῶν γε* d   2239 *ἐπῆν* edd.: *ἐπέην*   2240 *καταλέλειπτο* Ar: *κατε-* P. Oxy. 2098, D   *ὡυτὸϲ* Richards: *οὗτοϲ* P. Oxy. 2098, Ad   *ὅϲπερ* P. Oxy. 2098, AD: *ὥϲπερ* r   2246 *Μίνων* edd.: *Μίνεω* Ad   *γενέϲθαι* d: *γίν-* A   2248 *ἀντὶ* d: *ἀπὸ* A

Τροίηϲ λιμόν τε καὶ λοιμὸν γενέϲθαι καὶ αὐτοῖϲι καὶ τοῖϲι προβάτοιϲι, ἔϲτε τὸ δεύτερον ἐρημωθείϲηϲ Κρήτηϲ μετὰ τῶν ὑπολοίπων τρίτουϲ αὐτὴν <τοὺϲ> νῦν νέμεϲθαι. Κρῆταϲ μὲν δὴ ἡ Πυθίη ὑπομνήϲαϲα ταῦτα ἔϲχε βουλομένουϲ τιμωρέειν τοῖϲι Ἕλληϲι.

172 Θεϲϲαλοὶ δὲ ὑπὸ ἀναγκαίηϲ τὸ πρῶτον ἐμήδιϲαν, ὡϲ διέδεξαν ὅτι οὔ ϲφι ἥνδανε τὰ οἱ Ἀλευάδαι ἐμηχανῶντο. ἐπείτε γὰρ ἐπύθοντο τάχιϲτα μέλλοντα διαβαίνειν τὸν Πέρϲην ἐϲ τὴν Εὐρώπην, πέμπουϲι ἐϲ τὸν Ἰϲθμὸν ἀγγέλουϲ. ἐν δὲ τῷ Ἰϲθμῷ ἦϲαν ἁλιϲμένοι πρόβουλοι τῆϲ Ἑλλάδοϲ ἀραιρημένοι ἀπὸ τῶν πολίων τῶν τὰ ἀμείνω φρονεουϲέων περὶ τὴν Ἑλλάδα. (2) ἀπικόμενοι δὲ ἐπὶ τούτουϲ τῶν Θεϲϲαλῶν οἱ ἄγγελοι ἔλεγον· Ἄνδρεϲ Ἕλληνεϲ, δεῖ φυλάϲϲεϲθαι τὴν ἐϲβολὴν τὴν Ὀλυμπικήν, ἵνα Θεϲϲαλίη τε καὶ ἡ ϲύμπαϲα Ἑλλὰϲ ἐν ϲκέπῃ τοῦ πολέμου ᾖ. ἡμεῖϲ μέν νυν ἑτοῖμοί εἰμεν ϲυμφυλάϲϲειν, πέμπειν δὲ χρὴ καὶ ὑμέαϲ ϲτρατιὴν πολλήν, ὡϲ εἰ μὴ πέμψετε, ἐπίϲταϲθε ἡμέαϲ ὁμολογήϲειν τῷ Πέρϲῃ· οὐ γάρ τοι προκατημένουϲ τοϲοῦτο πρὸ τῆϲ ἄλληϲ Ἑλλάδοϲ μούνουϲ πρὸ ὑμέων δεῖ ἀπολέϲθαι. (3) βοηθέειν δὲ μὴ βουλόμενοι ἀναγκαίην ἡμῖν οὐδεμίαν οἷοί τέ ἐϲτε προϲφέρειν· οὐδαμὰ γὰρ ἀδυναϲίηϲ ἀνάγκη κρέϲϲων ἔφυ. ἡμεῖϲ δὲ πειρηϲόμεθα αὐτοί τινα ϲωτηρίην μηχανώμενοι.

173 ταῦτα ἔλεγον οἱ Θεϲϲαλοί. οἱ δὲ Ἕλληνεϲ πρὸϲ ταῦτα ἐβουλεύϲαντο ἐϲ Θεϲϲαλίην πέμπειν κατὰ θάλαϲϲαν πεζὸν ϲτρατὸν φυλάξοντα τὴν ἐϲβολήν. ὡϲ δὲ ϲυνελέχθη ὁ ϲτρατόϲ, ἔπλεε δι᾽ Εὐρίπου. ἀπικόμενοϲ δὲ τῆϲ Ἀχαιίηϲ ἐϲ Ἄλον, ἀποβὰϲ

2251 suppl. Powell *Κρῆταϲ ... ἡ* Stein, Van Herwerden: *Κρῆταϲ. ἡ μὲν δὴ* 2252 *ὑπομνήϲαϲα* Ar: *-ϲι* D 2254 *ὡϲ*] *καὶ* Pingel: *ὅμωϲ δὲ* Schenkl: an supplendum <*ὕϲτερον*>? 2256 *ἐπύθοντο* A: *-έατο* d 2257 *πέμπουϲι* <*γὰρ*> r 2259 *φρονεουϲέων* P. Oxy. 2098, A: *προνοεουϲέων* d 2263 *ἐν* A: om. d *ᾖ* hic d: ante *Ἑλλὰϲ* A *εἰμεν* d: *ἐϲμεν* A 2265 *πέμψετε* A: *-ητε* d 2266 *τοι* SV: *τι* Ad *τοϲοῦτο* A: *-ον* P. Oxy. 2098, d 2267 *μὴ* Stein: *οὐ* A: om. d 2268 *βουλόμενοι* A: *-οιϲι* d *οὐδεμίαν* A: *-ίην* d 2271 *οἱ*[1] Ar: om. D 2272 *ἐϲ* Ar: om. D

ἐπορεύετο ἐϲ Θεϲϲαλίην, τὰϲ νέαϲ αὐτοῦ καταλιπών, καὶ ἀπίκετο ἐϲ τὰ Τέμπεα ἐϲ τὴν ἐϲβολὴν ἥπερ ἀπὸ Μακεδονίηϲ τῆϲ κάτω ἐϲ Θεϲϲαλίην φέρει παρὰ ποταμὸν Πηνειόν, μεταξὺ δὴ Ὀλύμπου τε ὄρεοϲ ῥέοντα καὶ τῆϲ Ὄϲϲηϲ. (2) ἐνθαῦτα ἐϲτρατοπεδεύοντο τῶν Ἑλλήνων κατὰ μυρίουϲ ὁπλίταϲ <οἱ> ϲυλλεγέντεϲ, καί ϲφι προϲῆν ἡ Θεϲϲαλῶν ἵπποϲ. ἐϲτρατήγεε δὲ Λακεδαιμονίων μὲν Εὐαίνετοϲ ὁ Καρήνου ἐκ τῶν πολεμάρχων ἀραιρημένοϲ, γένεοϲ μέντοι ἐὼν οὐ τοῦ βαϲιληίου, Ἀθηναίων δὲ Θεμιϲτοκλέηϲ ὁ Νεοκλέοϲ. ἔμειναν δὲ ὀλίγαϲ ἡμέραϲ ἐνθαῦτα· (3) ἀπικόμενοι γὰρ ἄγγελοι παρὰ Ἀλεξάνδρου τοῦ Ἀμύντεω ἀνδρὸϲ Μακεδόνοϲ ϲυνεβούλευόν ϲφι ἀπαλλάϲϲεϲθαι μηδὲ μένονταϲ ἐν τῇ ἐϲβολῇ καταπατηθῆναι ὑπὸ τοῦ ϲτρατοῦ τοῦ ἐπιόντοϲ, ϲημαίνοντεϲ τὸ πλῆθόϲ τε τῆϲ ϲτρατιῆϲ καὶ τὰϲ νέαϲ. ὡϲ δὲ οὗτοί ϲφι ταῦτα ϲυνεβούλευον (χρηϲτὰ γὰρ ἐδόκεον ϲυμβουλεύειν, καί ϲφι εὔνοοϲ ἐφαίνετο ἐὼν ὁ Μακεδών), ἐπείθοντο. (4) δοκέειν δέ μοι, ἀρρωδίη ἦν τὸ πεῖθον, ὡϲ ἐπύθοντο καὶ ἄλλην ἐοῦϲαν ἐϲβολὴν ἐϲ Θεϲϲαλοὺϲ κατὰ τὴν ἄνω Μακεδονίην διὰ Περραιβῶν κατὰ Γόννον πόλιν, τῇ περ δὴ καὶ ἐϲέβαλε ἡ ϲτρατιὴ ἡ Ξέρξεω. καταβάντεϲ δὲ οἱ Ἕλληνεϲ ἐπὶ τὰϲ νέαϲ ὀπίϲω ἐπορεύοντο ἐϲ τὸν Ἰϲθμόν.

αὕτη ἐγένετο ἡ ἐϲ Θεϲϲαλίην ϲτρατιή, βαϲιλέοϲ τε μέλλοντοϲ 174
διαβαίνειν ἐϲ τὴν Εὐρώπην ἐκ τῆϲ Ἀϲίηϲ καὶ ἐόντοϲ ἤδη ἐν Ἀβύδῳ. Θεϲϲαλοὶ δὲ ἐρημωθέντεϲ ϲυμμάχων οὕτω δὴ ἐμήδιϲαν προθύμωϲ οὐδ᾽ ἔτι ἐνδοιαϲτῶϲ, ὥϲτε ἐν τοῖϲι πρήγμαϲι ἐφαίνοντο βαϲιλέϊ ἄνδρεϲ ἐόντεϲ χρηϲιμώτατοι.

Οἱ δὲ Ἕλληνεϲ ἐπείτε ἀπίκατο ἐϲ τὸν Ἰϲθμόν, ἐβουλεύοντο 175

2276 ἀπίκετο Ar: -κατο DSV 2278 δὴ Richards: δὲ Ad ῥέοντα Dobree: ἐόντα Ad: del. Stein 2279 ὁπλίταϲ] ὁπλῖται Cp suppl. Powell 2281 μὲν A: om. d ἐκ A: om. d 2287 τοῦ² S: om. Ad 2287–8 ϲημαίνοντεϲ ... νέαϲ del. Naber 2287 τε A: om. d 2290 ἐὼν A: om. d 2291 ἄλλην A: ἄλλῃ d 2292 Περραιβῶν d: Περαιβῶν A Γόννον Ar: Γόνον DSV 2294 ὀπίϲω ἐπὶ τὰϲ νέαϲ d 2295 ϲτρατιή] ϲτρατηίη Valckenaer βαϲιλέοϲ d: -έωϲ A 2297 ἐρημωθέντεϲ AD: ἠρ- r

πρὸϲ τὰ λεχθέντα ἐξ Ἀλεξάνδρου τῇ τε ϲτήϲονται τὸν πόλεμον καὶ ἐν οἵοιϲι χώροιϲι. ἡ νικῶϲα δὲ γνώμη ἐγίνετο τὴν ἐν Θερμοπύλῃϲι ἐϲβολὴν φυλάξαι· ϲτεινοτέρη γὰρ ἐφαίνετο ἐοῦϲα τῆϲ ἐϲ Θεϲϲαλίην καὶ ἅμα ἀγχοτέρη {τε} <γῆϲ> τῆϲ ἑωυτῶν. (2) τὴν δὲ ἀτραπόν, δι' ἣν ἥλωϲαν οἱ ἁλόντεϲ Ἑλλήνων ἐν Θερμοπύλῃϲι, οὐδὲ ᾔδεϲαν ἐοῦϲαν πρότερον ἤ περ ἀπικόμενοι ἐϲ Θερμοπύλαϲ ἐπύθοντο Τρηχινίων. ταύτην ὦν ἐβουλεύϲαντο φυλάϲϲοντεϲ τὴν ἐϲβολὴν μὴ παριέναι ἐϲ τὴν Ἑλλάδα τὸν βάρβαρον, τὸν δὲ ναυτικὸν ϲτρατὸν πλέειν γῆϲ τῆϲ Ἱϲτιαιώτιδοϲ ἐπὶ Ἀρτεμίϲιον. ταῦτα γὰρ ἀγχοῦ τε ἀλλήλων ἐϲτὶ ὥϲτε πυνθάνεϲθαι τὰ κατὰ ἑκατέρουϲ ἐόντα, οἵ τε χῶροι οὕτωϲ
176 ἔχουϲι· τοῦτο μὲν {τὸ Ἀρτεμίϲιον} τὸ πέλαγοϲ τὸ Θρηίκιον ἐξ εὐρέοϲ ϲυνάγεται ἐϲ ϲτεινὸν ἔϲ τε τὸν πόρον τὸν μεταξὺ νήϲου τε Ϲκιάθου καὶ ἠπείρου Μαγνηϲίηϲ· ἐκ δὲ τοῦ ϲτεινοῦ τῆϲ Εὐβοίηϲ ἤδη {τὸ Ἀρτεμίϲιον} <ἐκ>δέκεται αἰγιαλόϲ, ἐν δὲ Ἀρτέμιδοϲ ἱρόν. (2) ἡ δὲ αὖ διὰ Τρηχῖνοϲ ἔϲοδοϲ ἐϲ τὴν Ἑλλάδα ἐϲτὶ τῇ ϲτεινοτάτῃ ἡμίπλεθρον. οὐ μέντοι κατὰ τοῦτό γε ἐϲτὶ τὸ ϲτεινότατον τῆϲ χώρηϲ τῆϲ παραλίηϲ, ἀλλ' ἔμπροϲθέ τε Θερμοπυλέων καὶ ὄπιϲθε, κατά τε Ἀλπηνούϲ, ὄπιϲθε ἐόνταϲ, ἐοῦϲα ἁμαξιτὸϲ μούνη, καὶ ἔμπροϲθε κατὰ Φοίνικα ποταμὸν ἀγχοῦ Ἀνθήληϲ πόλιοϲ, ἄλλη ἁμαξιτὸϲ μούνη. (3) τῶν δὲ Θερμοπυλέων τὸ μὲν πρὸϲ ἑϲπέρηϲ ὄροϲ ἄβατόν τε καὶ ἀπόκρημνον, ὑψηλόν, ἀνατεῖνον ἐϲ τὴν Οἴτην· τὸ δὲ πρὸϲ τὴν

2301 ἐξ A: om. d τῇ edd.: ᾗ 2302 οἵοιϲι χώροιϲι A: οἵοιϲ χωρίοιϲι(ν) d 2304 ἅμα A: μία d del. Blaydes 2305 suppl. Stein 2310 γῆϲ A: om. d 2313 del. Stein τὸ ... Θρηίκιον Pingel: ἐκ τοῦ πελάγεοϲ τοῦ Θρηικίου 2314 ἔϲ τε ... μεταξὺ Pingel: ἐόντα τὸν πόρον τὸν μεταξὺ A: πόρον τὸν μεταξύ τε ἐόντα d 2316 del. Stein suppl. Nor[s1]: possis etiam <ὑπο-> ἐν] ἔνι Stein 2318 τῇ d: ᾗ A ϲτεινοτάτῃ] ἐγένετο ἡ μάχη Powell 2319 παραλίηϲ Van Herwerden: ἄλληϲ Ad: Μηλίδοϲ Stein 2320 Ἀλπηνούϲ Ar: Ἀπλη- D ὄπιϲθε A: -εν d 2321 ἐοῦϲα d: om. A ἔμπροϲθε Ar: -εν D 2322 Ἀνθηλῆϲ hoc accentu A 2323 τὸ μὲν A: om. d ἑϲπέρηϲ A: -ην d 2324 ὑψηλόν del. Valckenaer

ἠῶ τῆς ὁδοῦ θάλασσα ὑποδέκεται καὶ τενάγεα. ἔστι δὲ ἐν τῇ ἐσόδῳ ταύτῃ θερμὰ λουτρά, τὰ Χύτρους καλέουσι οἱ ἐπιχώριοι, καὶ βωμὸς ἵδρυται Ἡρακλέος ἐπ' αὐτοῖσι. ἐδέδμητο δὲ τεῖχος κατὰ ταύτας τὰς ἐσβολάς, καὶ τό γε παλαιὸν πύλαι ἐπῆσαν. (4) ἔδειμαν δὲ Φωκέες τὸ τεῖχος δείσαντες, ἐπεὶ Θεσσαλοὶ ἦλθον ἐκ Θεσπρωτῶν οἰκήσοντες γῆν τὴν Αἰολίδα, τήν περ νῦν ἐκτέαται. ἅτε δὴ πειρωμένων τῶν Θεσσαλῶν καταστρέφεσθαί σφεας, τοῦτο προεφυλάξαντο οἱ Φωκέες καὶ τὸ ὕδωρ τὸ θερμὸν τότε ἐπῆκαν ἐπὶ τὴν ἔσοδον, ὡς ἂν χαραδρωθείη ὁ χῶρος, πᾶν μηχανώμενοι ὅκως μή σφι ἐσβάλοιεν οἱ Θεσσαλοὶ ἐς τὴν χώρην. (5) τὸ μέν νυν τεῖχος τὸ ἀρχαῖον ἐκ παλαιοῦ τε ἐδέδμητο καὶ τὸ πλέον αὐτοῦ ἤδη ὑπὸ χρόνου ἔκειτο· τοῖσι δὲ <Ἕλλησι> αὖτις ὀρθώσασι ἔδοξε ταύτῃ ἀπαμύνειν ἀπὸ τῆς Ἑλλάδος τὸν βάρβαρον. κώμη δέ ἐστι ἀγχοτάτω τῆς ὁδοῦ, Ἀλπηνοὶ οὔνομα· ἐκ ταύτης δὲ ἐπισιτιεῖσθαι ἐλογίζοντο οἱ Ἕλληνες. οἱ μέν νυν χῶροι οὗτοι 177
τοῖσι Ἕλλησι εἶναι ἐφαίνοντο ἐπιτήδεοι· ἅπαντα γὰρ προσκεψάμενοι καὶ ἐπιλογισθέντες ὅτι οὔτε πλήθεϊ ἕξουσι χρᾶσθαι οἱ βάρβαροι οὔτε ἵππῳ, ταύτῃ σφι ἔδοξε δέκεσθαι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα. ὡς δὲ ἐπύθοντο τὸν Πέρσην ἐόντα ἐν Πιερίῃ, διαλυθέντες ἐκ τοῦ Ἰσθμοῦ ἐστρατεύοντο αὐτῶν οἱ μὲν ἐς Θερμοπύλας πεζῇ, ἄλλοι δὲ κατὰ θάλασσαν ἐπ' Ἀρτεμίσιον.

Οἱ μὲν δὴ Ἕλληνες κατὰ τάχος ἐβοήθεον διαταχθέντες, 178
Δελφοὶ δ' ἐν τούτῳ τῷ χρόνῳ ἐχρηστηριάζοντο τῷ θεῷ ὑπὲρ ἑωυτῶν καὶ τῆς Ἑλλάδος καταρρωδηκότες, καί σφι ἐχρήσθη ἀνέμοισι εὔχεσθαι· μεγάλους γὰρ τούτους ἔσεσθαι τῇ Ἑλλάδι

2325 ἠῶ A: ἕω d 2328 τό γε <τὸ> A παλαιὸν Ar: om. D 2330 οἰκήσοντες d: -σαντες A 2332 τοῦτο A: om. d 2333 ὕδωρ τότε τὸ θερμὸν D 2334 μηχανώμενοι AD: -εώμενοι r 2335 ἐσβάλοιεν A: ἐμβ- d οἱ A: om. d ἐς d: ἐπὶ A 2336 τὸ ἀρχαῖον del. Powell τὸ A: om. d πλέον d: παλαιὸν A 2337 suppl. Stein 2338 ταύτῃ d: ταῦτα A 2339 ἀγχοτάτω A: -άτη d 2340 νυν A: οὖν d: ὦν Powell 2341 ἅπαντα d: πάντα A 2346 πεζῇ A: πεζοί d ἐπ' A: ἐς d 2350 μεγάλους A: μεγίστους d

συμμάχους. (2) Δελφοὶ δὲ δεξάμενοι τὸ μαντήιον πρῶτα μὲν Ἑλλήνων τοῖσι βουλομένοισι εἶναι ἐλευθέροισι ἐξήγγειλαν τὰ χρησθέντα αὐτοῖσι, καί σφι δεινῶς καταρρωδέουσι τὸν βάρβαρον ἐξαγγείλαντες χάριν ἀθάνατον κατέθεντο· μετὰ δὲ ταῦτα οἱ Δελφοὶ τοῖσι ἀνέμοισι βωμόν τε ἀπέδεξαν ἐν Θυίῃ, τῇ περ τῆς Κηφισοῦ θυγατρὸς Θυίης τὸ τέμενός ἐστι, ἐπ' ἧς καὶ ὁ χῶρος οὗτος τὴν ἐπωνυμίην ἔχει, καὶ θυσίῃσί σφεας μετήισαν. Δελφοὶ μὲν δὴ κατὰ τὸ χρηστήριον ἔτι καὶ νῦν τοὺς ἀνέμους ἱλάσκονται.

179 *Ὁ δὲ ναυτικὸς Ξέρξεω στρατὸς ὁρμώμενος ἐκ Θέρμης πόλιος παρέβαλε νηυσὶ τῇσι ἄριστα πλεούσῃσι δέκα ἰθὺ Σκιάθου, ἔνθα ἦσαν προφυλάσσουσαι νέες τρεῖς Ἑλληνίδες, Τροιζηνίη τε καὶ Αἰγιναίη καὶ Ἀττική. προϊδόντες δὲ οὗτοι*
180 *τὰς νέας τῶν βαρβάρων ἐς φυγὴν ὥρμησαν. τὴν μὲν δὴ Τροιζηνίην, τῆς ἦρχε Πρηξῖνος, αὐτίκα αἱρέουσι ἐπισπόμενοι οἱ βάρβαροι· καὶ ἔπειτα τῶν ἐπιβατέων αὐτῆς τὸν καλλιστεύοντα ἀγαγόντες ἐπὶ τὴν πρῴρην τῆς νεὸς ἔσφαξαν, διαδέξιον ποιεύμενοι τὸν εἷλον τῶν Ἑλλήνων πρῶτον καὶ κάλλιστον. τῷ δὲ σφαγιασθέντι τούτῳ οὔνομα ἦν Λέων· τάχα*
181 *δ' ἄν τι καὶ τοῦ οὐνόματος ἐπαύροιτο. ἡ δὲ Αἰγιναίη, τῆς ἐτριηράρχεε Ἀστωνίδης, καί τινά σφι θόρυβον παρέσχε Πυθέω τοῦ Ἰσχενόου ἐπιβατεύοντος, ἀνδρὸς ἀρίστου γενομένου ταύτην τὴν ἡμέρην· ὃς ἐπειδὴ ἡ νηῦς ἡλίσκετο ἐς τοῦτο ἀντεῖχε μαχόμενος ἐς ὃ κατεκρεοργήθη ἅπας. (2) ὡς δὲ πεσὼν οὐκ ἀπέθανε ἀλλ' ἦν ἔμπνοος, οἱ Πέρσαι, οἵπερ ἐπεβάτευον ἐπὶ τῶν νεῶν, δι' ἀρετὴν τὴν ἐκείνου περιποιῆσαί μιν περὶ*

2351 *συμμάχους* A: *ξυμ-* d 2355 *Θυίῃ* D: *Θυίης* A: *Θύης* d 2356 *Θυίης* AD: *Θύης* r 2358 *μετήισαν* d: *-ῆ(ι)σαν* A *δὴ* A: *νυν* d 2361 *παρέβαλε* d: *παρέλαβε* A 2365 *τῆς* d: *ἧς* A 2367 *ἀγαγόντες* A: *ἄγοντες* d *τὴν πρῴρην* d: *τῆς -ης* A *νεὸς* A: *νεὼς* d 2368 *διαδέξιον* suspectum: *ὄρνιθα δεξιὸν* Madvig *καὶ*] *εἶναι* Legrand 2369 *οὔνομα* A: *τοὔνομα* d 2370 *τι* d: om. A *οὐνόματος* D: *ὀν-* Ar 2371 *Ἀστωνίδης* d: *Ἀσω-* A *Πύθεω* hoc accentu Ad, recto Y 2373 *νηῦς* edd.: *ναῦς* 2374 *κατεκρεοργήθη* AD: *-ουργήθη* r

πλείϲτου ἐποιήϲαντο, ϲμύρνῃ τε ἰώμενοι τὰ ἕλκεα καὶ ϲινδόνοϲ βυϲϲίνηϲ τελαμῶϲι κατειλίϲϲοντεϲ· (3) καί μιν, ὡϲ ὀπίϲω ἀπίκοντο ἐϲ τὸ ἑωυτῶν ϲτρατόπεδον, ἐπεδείκνυϲαν ἐκπαγλεόμενοι πάϲῃ τῇ ϲτρατιῇ, περιέποντεϲ εὖ· τοὺϲ δὲ ἄλλουϲ τοὺϲ ἔλαβον ἐν τῇ νηὶ ταύτῃ περιεῖπον ὡϲ ἀνδράποδα. αἱ μὲν δὴ δύο τῶν νεῶν οὕτω ἐχειρώθηϲαν· ἡ δὲ τρίτη, τῆϲ 182
ἐτριηράρχεε Φόρμοϲ ἀνὴρ Ἀθηναῖοϲ, φεύγουϲα ἐξοκέλλει ἐϲ τὰϲ ἐκβολὰϲ τοῦ Πηνειοῦ, καὶ τοῦ μὲν ϲκάφεοϲ ἐκράτηϲαν οἱ βάρβαροι, τῶν δὲ ἀνδρῶν οὔ. ὡϲ γὰρ δὴ τάχιϲτα ἐπώκειλαν τὴν νέα οἱ Ἀθηναῖοι, ἀποθορόντεϲ κατὰ Θεϲϲαλίην πορευόμενοι ἐκομίϲθηϲαν ἐϲ Ἀθήναϲ. ταῦτα οἱ Ἕλληνεϲ οἱ ἐπ’ 183
Ἀρτεμιϲίῳ ϲτρατοπεδευόμενοι πυνθάνονται διὰ πυρϲῶν ἐκ Ϲκιάθου. πυθόμενοι δὲ καὶ καταρρωδήϲαντεϲ ἀπὸ τοῦ Ἀρτεμιϲίου μετορμίζοντο ἐϲ Χαλκίδα, φυλάξοντεϲ μὲν τὸν Εὔριπον, λείποντεϲ δὲ ἡμεροϲκόπουϲ περὶ τὰ ὑψηλὰ τῆϲ Εὐβοίηϲ. (2) τῶν δὲ δέκα νεῶν τῶν βαρβάρων τρεῖϲ ἐπήλαϲαν περὶ τὸ ἕρμα τὸ μεταξὺ ἐὸν Ϲκιάθου τε καὶ Μαγνηϲίηϲ, καλεόμενον δὲ Μύρμηκα. ἐνθαῦτα οἱ βάρβαροι ἐπειδὴ ϲτήλην λίθου ἐπέθηκαν κομίϲαντεϲ ἐπὶ τὸ ἕρμα, ὁρμηθέντεϲ †αὐτοὶ† ἐκ Θέρμηϲ, ὥϲ ϲφι τὸ ἐμποδὼν ἐγεγόνεε καθαρόν, ἔπλεον πάϲῃϲι τῇϲι νηυϲί, ἕνδεκα ἡμέραϲ παρέντεϲ μετὰ τὴν βαϲιλέοϲ ἐξέλαϲιν ἐκ Θέρμηϲ. (3) τὸ δὲ ἕρμα ϲφι κατηγήϲατο ἐὸν ἐν πόρῳ μάλιϲτα Πάμμων Ϲκύριοϲ. πανημερὸν δὲ πλέοντεϲ οἱ βάρβαροι ἐξανύουϲι τῆϲ Μαγνηϲίηϲ χώρηϲ ἐπὶ Ϲηπιάδα τε καὶ τὸν αἰγιαλὸν τὸν μεταξὺ Καϲθαναίηϲ τε πόλιοϲ ἐόντα καὶ Ϲηπιάδοϲ ἀκτῆϲ.

2377 ϲμύρνῃ d: -ῃϲί A   ἰώμενοι <καὶ> d   καὶ <ἐκ> r   2379 ἀπίκοντο ὀπίϲω D   2380 ἐκπαγλεόμενοι A: ἐκπλαγ- d   ϲτρατιῇ <καὶ> d   2382 οὕτω A: om. d   2384 ἐκβολὰϲ Bekker: ἐϲβ- A: ἐμβ- d: προβολὰϲ Pingel   Πηνειοῦ] Πηλίου Sauppe, Pingel   2388 διὰ d: παρὰ A   2390 μετορμίζοντο A: μετεωρ- d   2391 λείποντεϲ Ad: λειπόντεϲ C: λιπόντεϲ Y, Dulac   2392 ἐπήλαϲαν AX^{pc}: ἐπάληϲαν D: δοκῶ ἐϲτάληϲαν r: ἐπεϲτάληϲαν SV   2395 αὐτοὶ] an ἀθρόοι?   2396 ἐμποδὼν A: ἐκποδὼν d   ἔπλεον d: ἐπέπλεον A   2397 ἡμέραϲ d: ἡμέρῃϲι A   2399 ἐν πόρῳ … Πάμμων AD: ἐμπόρῳ … Πάμμω r   πανημερὸν] πανημεροὶ Krüger

184 *Μέχρι μέν νυν τούτου τοῦ χώρου καὶ Θερμοπυλέων ἀπαθήϲ τε κακῶν ἦν ὁ ϲτρατόϲ, καὶ πλῆθοϲ ἦν τηνικαῦτα ἔτι, ὡϲ ἐγὼ ϲυμβαλλόμενοϲ εὑρίϲκω, τὸν μὲν ἐκ τῶν νεῶν τῶν ἐκ τῆϲ Ἀϲίηϲ, ἐουϲέων ἑπτὰ καὶ διηκοϲιέων καὶ χιλιέων, τὸν μὲν ἀρχαῖον ἑκάϲτων τῶν ἐθνέων ὅμιλον ἐόντα τέϲϲεραϲ καὶ εἴκοϲι μυριάδαϲ καὶ πρὸϲ χιλιάδα τε καὶ τετρακοϲίουϲ, ὡϲ ἀνὰ διηκοϲίουϲ ἄνδραϲ λογιζομένοιϲι ἐν ἑκάϲτῃ νηί.* (2) *ἐπεβάτευον δὲ ἐπὶ τουτέων τῶν νεῶν, χωρὶϲ ἑκάϲτων τῶν ἐπιχωρίων ἐπιβατέων, Περϲέων τε καὶ Μήδων καὶ Ϲακέων τριήκοντα ἄνδρεϲ. οὗτοϲ ἄλλοϲ ὅμιλοϲ γίνεται τριϲμύριοι καὶ ἑξακιϲχίλιοι καὶ πρὸϲ διηκόϲιοί τε καὶ δέκα.* (3) *προϲθήϲω δ' ἔτι τούτῳ καὶ τῷ προτέρῳ ἀριθμῷ τοὺϲ ἐκ τῶν πεντηκοντέρων, ποιήϲαϲ, ὅ τι πλέον ἦν αὐτῶν ἢ ἔλαϲϲον, ἀν' ὀγδώκοντα ἄνδραϲ ἐνεῖναι. ϲυνελέχθη δὲ ταῦτα τὰ πλοῖα, ὡϲ καὶ πρότερον εἰρέθη, τριϲχίλια. ἤδη ὦν ἄνδρεϲ ἂν εἶεν ἐν αὐτοῖϲι τέϲϲερεϲ μυριάδεϲ καὶ εἴκοϲι.* (4) *τοῦτο μὲν δὴ τὸ ἐκ τῆϲ Ἀϲίηϲ ναυτικὸν ἦν, ϲύμπαν ἐὸν πεντήκοντα μυριάδεϲ καὶ μία, χιλιάδεϲ τε ἔπειϲι ἐπὶ ταύτῃϲι ἑπτὰ καὶ πρὸϲ ἑκατοντάδεϲ ἓξ καὶ δεκάϲ. τοῦ δὲ πεζοῦ ἑβδομήκοντα καὶ ἑκατὸν μυριάδεϲ ἐγένοντο, τῶν δὲ ἱππέων ὀκτὼ μυριάδεϲ. προϲθήϲω δ' ἔτι τούτοιϲι τὰϲ καμήλουϲ τοὺϲ ἐλαύνονταϲ Ἀραβίουϲ καὶ τοὺϲ τὰ ἅρματα Λίβυαϲ, πλῆθοϲ ποιήϲαϲ διϲμυρίουϲ ἄνδραϲ.* (5) *καὶ δὴ τό τε ἐκ τῶν νεῶν καὶ τοῦ πεζοῦ πλῆθοϲ ϲυντιθέμενον γίνεται διηκόϲιαί τε μυριάδεϲ καὶ τριήκοντα καὶ μία καὶ πρὸϲ χιλιάδεϲ ἑπτὰ καὶ ἑκατοντάδεϲ ἓξ καὶ δεκάϲ. τοῦτο μὲν τὸ ἐξ αὐτῆϲ τῆϲ Ἀϲίηϲ ϲτράτευμα*

2403 *νυν* A: om. d 2404 *ἔτι* d: om. A 2405 *τὸν* d: *τῶν* A: *τοῦ* vel *τοῦτο* Pingel 2406 *διηκοϲιέων* A: *-ίων* d 2407 *ἑκάϲτων* Ad: *ἑκάϲτου* S *ἐόντα ὅμιλον* d 2409 *ὡϲ* (*ὧν* D) *ἀνὰ διηκοϲίουϲ* AD: om. r *νηί* d: *νει* A 2411 *τε* A: om. d 2415 *ὅ τι ... ἔλαϲϲον, ἀν'* A: *ἔτι πλέον αὐτῶν ἢ ἐλάϲϲονα* d 2417 *ὦν ... εἶεν* A: *ὧν ἂν ἦν* (*ᾖ* D) d 2418 *δὴ* A: *νυν* d 2420 *τε* d: *δὲ* A *ταύτῃϲι* A: *ταύτῃ* d 2421 *δεκάϲ* A: *δέκα* d 2423 *ἔτι* d: om. A 2426 *γίνεται* A: *γίνονται* d

ἐξαναχθὲν εἴρηται, ἄνευ τε τῆϲ θεραπηίηϲ τῆϲ ἐπομένηϲ καὶ τῶν ϲιταγωγῶν πλοίων καὶ ὅϲοι ἐνέπλεον τούτοιϲι. τὸ δὲ δὴ ἐκ τῆϲ Εὐρώπηϲ ἀγόμενον ϲτράτευμα ἔτι 185
προϲλογιϲτέα τούτῳ παντὶ τῷ ἐξηριθμημένῳ· δόκηϲιν δὲ δὴ λέγειν, νέαϲ μὲν <οἱ> ἀπὸ Θρηίκηϲ Ἕλληνεϲ καὶ ἐκ τῶν νήϲων τῶν ἐπικειμένων τῇ Θρηίκῃ παρείχοντο εἴκοϲι καὶ ἑκατόν. ἐκ μέν νυν τουτέων τῶν νεῶν ἄνδρεϲ τετρακιϲχίλιοι καὶ διϲμύριοι γίνονται. (2) *πεζοῦ δὲ τὸν Θρήικεϲ παρείχοντο καὶ Παίονεϲ καὶ Ἐορδοὶ καὶ Βοττιαῖοι καὶ τὸ Χαλκιδικὸν γένοϲ καὶ Βρύγοι καὶ Πίερεϲ καὶ Μακεδόνεϲ καὶ Περραιβοὶ καὶ Ἐνιῆνεϲ καὶ Δόλοπεϲ καὶ Μάγνητεϲ καὶ Ἀχαιοὶ καὶ ὅϲοι τῆϲ †Θρηίκηϲ† τὴν παραλίην νέμονται, τούτων τῶν ἐθνέων τριήκοντα μυριάδαϲ δοκέω γενέϲθαι.* (3) *αὗται ὦν αἱ μυριάδεϲ ἐκείνῃϲι προϲτεθεῖϲαι τῇϲι ἐκ τῆϲ Ἀϲίηϲ γίνονται αἱ πᾶϲαι ἀνδρῶν αἱ μάχιμοι μυριάδεϲ διηκόϲιαι καὶ ἑξήκοντα καὶ τέϲϲερεϲ, ἔπειϲι δὲ ταύτῃϲι ἑκατοντάδεϲ ἑκκαίδεκα καὶ δεκάϲ. τοῦ μαχίμου δὲ τούτου ἐόντοϲ ἀριθμὸν τοϲούτου* 186
τὴν θεραπηίην τὴν ἑπομένην τούτοιϲι καὶ τοὺϲ ἐν τοῖϲι ϲιταγωγοῖϲι ἀκάτοιϲι ἐόνταϲ καὶ μάλα ἐν τοῖϲι ἄλλοιϲι πλοίοιϲι τοῖϲι ἅμα πλέουϲι τῇ ϲτρατιῇ, τούτουϲ τῶν μαχίμων ἀνδρῶν οὐ δοκέω εἶναι ἐλάϲϲοναϲ ἀλλὰ πλεῦναϲ. (2) *καὶ δή ϲφεαϲ ποιέω ἴϲουϲ ἐκείνοιϲι εἶναι καὶ οὔτε πλεῦναϲ οὔτε ἐλάϲϲοναϲ οὐδέν· ἐξιϲούμενοι δὲ οὗτοι τῷ μαχίμῳ ἐκπληροῦϲι τὰϲ ἴϲαϲ μυριάδαϲ ἐκείνοιϲι. οὕτω πεντακοϲίαϲ τε μυριάδαϲ καὶ εἴκοϲι καὶ ὀκτὼ καὶ χιλιάδαϲ τρεῖϲ καὶ*

2429 *τε* A: om. d 2430 *<ἐν> τούτοιϲι* Stein 2433 *δὴ* Powell: *δὴ δεῖ* A: *δεῖ* d *λέγειν ... μὲν* Powell: *λέγειν. νέαϲ μέν νυν* suppl. Stein 2434 *νήϲων τῶν* AD: om. r 2436 *διϲμύριοι* A: *τριϲ-* d 2437 *καί*[4] Ar: om. D 2438 *Περραιβοὶ* d: *Περαιβοὶ* A 2439 *Ἐνιῆνεϲ* A: *Αἰν-* d 2440 *Θρηίκηϲ*] *Οἰταίηϲ* Legrand, sed Thessalorum etiam mentio desideratur 2442 *ἐκείνῃϲι* A: *κείνῃϲι* d 2444 *τέϲϲερεϲ* edd.: *τέϲϲαρεϲ* A: *τέτταρεϲ* d *ἑκκαίδεκα* A: *ἓξ καὶ δέκα* d 2446 *τοῖϲι* d: *τῇϲι* A 2447 *ἀκάτοιϲι* del. Stein 2451 *οὐδέν* A: *οὐδενόϲ* d 2452 *πεντακοϲίαϲ* d: *πεντη-* A 2453 *εἴκοϲι καὶ ὀκτὼ* A: *εἰκοϲιοκτὼ* d

ἑκατοντάδας δύο καὶ δεκάδας δύο ἀνδρῶν ἤγαγε Ξέρξης ὁ
187 *Δαρείου μέχρι Σηπιάδος καὶ Θερμοπυλέων. οὗτος μὲν δὴ τοῦ*
συνάπαντος τοῦ Ξέρξεω στρατεύματος ἀριθμός, γυναικῶν δὲ σιτοποιῶν καὶ παλλακέων καὶ εὐνούχων οὐδεὶς ἂν εἴποι ἀτρεκέα ἀριθμόν· οὐδ' αὖ ὑποζυγίων τε καὶ τῶν ἄλλων κτηνέων τῶν ἀχθοφόρων καὶ κυνῶν Ἰνδικῶν τῶν ἑπομένων, οὐδ' ἂν τούτων ὑπὸ πλήθεος οὐδεὶς ἂν εἴποι ἀριθμόν. ὥστε οὐδέν μοι θῶμα παρίσταται προδοῦναι τὰ ῥέεθρα τῶν ποταμῶν ἔστι ὧν, ἀλλὰ μᾶλλον ὅκως τὰ σιτία ἀντέχρησε θῶμά μοι μυριάσι τοσαύτῃσι. (2) *εὑρίσκω γὰρ συμβαλλόμενος, εἰ χοίνικα πυρῶν ἕκαστος τῆς ἡμέρης ἐλάμβανε καὶ μηδὲν πλέον, ἕνδεκα μυριάδας μεδίμνων τελεομένας ἐπ' ἡμέρῃ ἑκάστῃ καὶ πρὸς τριηκοσίους τε ἄλλους μεδίμνους καὶ τεσσεράκοντα. γυναιξὶ δὲ καὶ εὐνούχοισι καὶ ὑποζυγίοισι καὶ κυσὶ οὐ λογίζομαι. ἀνδρῶν δ' ἐουσέων τοσουτέων μυριάδων κάλλεός τε εἵνεκα καὶ μεγάθεος οὐδεὶς αὐτῶν ἀξιονικότερος ἦν αὐτοῦ Ξέρξεω ἔχειν τοῦτο τὸ κράτος.*

188 *Ὁ δὲ δὴ ναυτικὸς στρατὸς ἐπείτε ὁρμηθεὶς ἔπλεε καὶ κατέσχε τῆς Μαγνησίης χώρης ἐς τὸν αἰγιαλὸν τὸν μεταξὺ Κασθαναίης τε πόλιος ἐόντα καὶ Σηπιάδος ἀκτῆς, αἱ μὲν δὴ πρῶται τῶν νεῶν ὅρμεον πρὸς γῇ, <αἱ> ἄλλαι δ' ἐπ' ἐκείνῃσι ἐπ' ἀγκυρέων· ἅτε γὰρ τοῦ αἰγιαλοῦ ἐόντος οὐ μεγάλου πρόκροσσαι ὅρμεον τὸ ἐς πόντον καὶ ἐπὶ ὀκτὼ νέας.* (2) *ταύτην μὲν τὴν εὐφρόνην οὕτω, ἅμα δὲ ὄρθρῳ ἐξ αἰθρίης τε καὶ νηνεμίης τῆς θαλάσσης ζεσάσης ἐπέπεσέ σφι χειμών τε μέγας καὶ πολλὸς ἄνεμος ἀπηλιώτης, τὸν δὴ Ἑλλησποντίην*

2456 *συνάπαντος* A: *σύμπαντος* d 2457 *σιτοποιῶν* A: *-έων* d 2461 *παρίσταται* A: *περιί-* d 2462 *ἔστι ὧν* A: *ἐνίων* d *ὅκως* d: *ὅπως* A 2465 *πλέον* A: *πλέω* d *μυριάδας* <*καὶ ἓξ δεκάδας*> Sitzler 2466–7 *τριηκοσίους ... τεσσεράκοντα*] *τριηκοσίας τε καὶ τεσσεράκοντα* <*χοίνικας*> Powell 2468 post *κυσὶ* <*τὰ διδόμενα*> vel <*ὅσα ἐδίδοτο*> suppl. Stein 2474 *ὅρμεον* A: *ὥρ-* d *γῇ* A: *γῆν* d suppl. Powell 2476 *ὅρμεον τὸ* Pingel: *-οντο* A: *ὡρμέοντο* d 2479 *πολλὸς* edd.: *πολὺς* *Ἑλλησποντίην* A: *-ίαν* d

καλέουςι οἱ περὶ ταῦτα τὰ χωρία οἰκημένοι. (3) *ὅςοι μέν νυν αὐτῶν αὐξόμενον ἔμαθον τὸν ἄνεμον καὶ τοῖςι οὕτω εἶχε ὅρμου, οἱ δ' ἔφθηςαν τὸν χειμῶνα ἀναςπάςαντες τὰς νέας, καὶ αὐτοί τε περιῆςαν καὶ αἱ νέες αὐτῶν· ὅςας δὲ τῶν νεῶν μεταρςίας ἔλαβε, τὰς μὲν ἐξέφερε πρὸς Ἴπνους καλεομένους τοὺς ἐν Πηλίῳ, τὰς δὲ ἐς τὸν αἰγιαλόν· αἱ δὲ περὶ αὐτὴν τὴν Cηπιάδα περιέπιπτον, αἱ δὲ ἐς Μελίβοιαν πόλιν, αἱ δὲ ἐς Καςθαναίην ἐξεβράςςοντο. ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον. λέγεται δὲ λόγος ὡς Ἀθηναῖοι τὸν Βορῆν ἐκ* 189
θεοπροπίου ἐπεκαλέςαντο, ἐλθόντος ςφι ἄλλου χρηςτηρίου τὸν γαμβρὸν ἐπίκουρον καλέςαςθαι. Βορῆς δὲ κατὰ τὸν Ἑλλήνων λόγον ἔχει γυναῖκα Ἀττικήν, Ὠρείθυιαν τὴν Ἐρεχθέος. (2) *κατὰ δὴ τὸ κῆδος τοῦτο οἱ Ἀθηναῖοι, ὡς φάτις ὅρμηται, ςυμβαλλόμενοι ςφίςι τὸν Βορῆν γαμβρὸν εἶναι, ναυλοχέοντες τῆς Εὐβοίης ἐν Χαλκίδι ὡς ἔμαθον αὐξόμενον τὸν χειμῶνα ἢ καὶ πρὸ τούτου, ἐθύοντό τε καὶ ἐπεκαλέοντο τόν τε Βορῆν καὶ τὴν Ὠρείθυιαν τιμωρῆςαι ςφίςι καὶ διαφθεῖραι τῶν βαρβάρων τὰς νέας, ὡς καὶ πρότερον περὶ Ἄθων.* (3) *εἰ μέν νυν διὰ ταῦτα τοῖςι βαρβάροιςι ὁρμέουςι ὁ Βορῆς ἐπέπεςε, οὐκ ἔχω εἰπεῖν· οἱ δ' ὦν Ἀθηναῖοι ςφίςι λέγουςι βοηθήςαντα τὸν Βορῆν πρότερον καὶ τότε ἐκεῖνα κατεργάςαςθαι, καὶ ἱρὸν ἀπελθόντες Βορέω ἱδρύςαντο παρὰ ποταμὸν Ἰλιςςόν. ἐν τούτῳ τῷ πόνῳ νέας, οἳ ἐλαχίςτας,* 190
λέγουςι διαφθαρῆναι τετρακοςιέων οὐκ ἐλάςςονας, ἄνδρας τε ἀναριθμήτους χρημάτων τε πλῆθος ἄφθονον· ὥςτε Ἀμεινοκλέϊ τῷ Κρητίνεω ἀνδρὶ Μάγνητι γηοχέοντι περὶ

2480 *νυν* d: *οὖν* A 2481 *αὐτῶν* d: om. A 2482 *οἱ δ'* A: *οἶδ(ε)* d 2483 *αἱ* A: om. d 2485 *περὶ* A: *ἐς* d 2487 *ἐξεβράςςοντο* AD: *ἐξεράςςοντο* r *τε* A: *δὲ* d <*τὸ*> *χρῆμα* Cobet 2490 *τὸν*² A: *τῶν* d 2491, 2496 *Ὠρείθυιαν* d: *Ὠρειθυίην* A 2493 *ὅρμηται* A: *ὡρμέαται* vel *-το* d *ςυμβαλλόμενοι* d: *-βαλόμενοι* A *ςφίςι* Stein: *ςφι* 2494 *Εὐβοίης* A: *Εὐρώπης* d 2495 *ἢ* A: om. d 2496 *τε* A: om. d *ςφίςι* A: *ςφι* d 2497 *Ἄθων* A: *Ἄθω* d 2498 *νυν* A: *οὖν* d *ὁ* d: om. A *Βορῆς* A: *Βορέης* d 2500 *βοηθήςαντα* r: *-ςοντα* AD 2505 *Ἀμεινοκλέϊ* r: *-έει* A: *-έη(ι)* d

Cηπιάδα μεγάλως ἡ ναυηγίη αὕτη ἐγένετο χρηστή· ὃc πολλὰ
μὲν χρύcεα ποτήρια ὑcτέρῳ χρόνῳ ἐκβραccόμενα ἀνείλετο,
πολλὰ δὲ ἀργύρεα, θηcαυρούc τε τῶν Περcέων εὗρε, ἄλλα τε
{χρύcεα} ἄφατα χρήματα περιεβάλετο. ἀλλ' ὁ μὲν τἆλλα οὐκ
εὐτυχέων εὑρήμαcι μέγα πλούcιοc ἐγένετο· ἦν γάρ τιc καὶ
191 *τοῦτον ἄχαριc cυμφορὴ λυπεῦcα παιδοφόνοc. cιταγωγῶν*
δὲ ὁλκάδων καὶ τῶν ἄλλων πλοίων διαφθειρομένων οὐκ
ἐπῆν ἀριθμόc, ὥcτε δείcαντεc οἱ cτρατηγοὶ τοῦ ναυτικοῦ
cτρατοῦ μὴ cφίcι κεκακωμένοιcι ἐπιθέωνται οἱ Θεccαλοί,
ἕρκοc ὑψηλὸν ἐκ τῶν ναυηγίων περιεβάλοντο. (2) *ἡμέραc γὰρ*
δὴ ἐχείμαζε τρεῖc· τέλοc δὲ ἔντομά τε ποιεῦντεc καὶ καταεί-
δοντεc γοῆcι οἱ Μάγοι τῷ ἀνέμῳ, πρόc τε τούτοιcι καὶ τῇ
Θέτι καὶ τῇcι Νηρηίcι θύοντεc ἔπαυcαν τετάρτῃ ἡμέρῃ, ἢ
ἄλλωc κωc αὐτὸc ἐθέλων ἐκόπαcε. τῇ δὲ Θέτι ἔθυον πυθόμε-
νοι παρὰ τῶν Ἰώνων τὸν λόγον ὡc ἐκ τοῦ χώρου τούτου
ἁρπαcθείη ὑπὸ Πηλέοc, εἴη τε ἅπαcα ἡ ἀκτὴ ἡ Cηπιὰc ἐκείνηc
192 *τε καὶ τῶν ἀλλέων Νηρηίδων. ὁ μὲν δὴ τετάρτῃ ἡμέρῃ*
ἐπέπαυτο· τοῖcι δὲ Ἕλληcι οἱ ἡμεροcκόποι ἀπὸ τῶν ἄκρων
τῶν Εὐβοϊκῶν καταδραμόντεc δευτέρῃ ἡμέρῃ ἀπ' ἧc ὁ
χειμὼν τὸ πρῶτον ἐγένετο, ἐcήμαινον πάντα τὰ γενόμενα
περὶ τὴν ναυηγίην. (2) *οἱ δὲ ὡc ἐπύθοντο, Ποcειδέωνι cωτῆρι*
εὐξάμενοι καὶ cπονδὰc προχέαντεc τὴν ταχίcτην ὀπίcω
ἠπείγοντο ἐπὶ τὸ Ἀρτεμίcιον, ἐλπίcαντεc ὀλίγαc τινὰc cφίcι
ἀντιξόουc ἔcεcθαι νέαc. οἱ μὲν δὴ τὸ δεύτερον ἐλθόντεc περὶ

2506 *αὕτη* d: om. A 2507 *ἀνείλετο* A: *-ατο* d 2509 del. Valckenaer *ἄφατα* d: om. A *περιεβάλετο* AD: *-εβάλλετο* r 2512 *διαφθειρομένων*] an *διεφθαρμένων*? 2514 *cφίcι* Stein: *cφι* *κεκακωμένοιcι* <*αὐτοῖcι*> d 2515 *ναυηγίων* Y, Aldina: *ναυα-* AX: *ναυηγέων* vel *-γιέων* d *περιεβάλοντο* Ar: *-εβάλλοντο* D 2516 *καταείδοντεc* A: *κατάδοντεc* d 2517 *γοῆcι* M. L. West: *γόηcι* *τῷ ἀνέμῳ οἱ Μάγοι* d *τε* A: *δὲ* d 2518 *Νηρηίcι* Ar: *-ηίηcι* D *ἡμέρῃ* Ar: om. D 2519 *ἐθέλων αὐτὸc* D *ἐκόπαcε*] *ἐκοπίαcε* ps.-Longinus 43. 1 2522 *ἀλλέων* edd.: *ἄλλων* 2525 *τὸ πρῶτον* Stein post Aldinam: *ὁ πρῶτοc* 2528 *τινὰc* d: om. A *cφίcι* Stein: *cφι* 2529 *ἀντιξόουc* d: *ἀντίξουc* A

τὸ Ἀρτεμίϲιον ἐναυλόχεον, Ποϲειδέωνοϲ ϲωτῆροϲ ἐπωνυμίην ἀπὸ τούτου ἔτι καὶ ἐϲ τόδε νομίζοντεϲ· οἱ δὲ βάρβαροι, ὡϲ 193
ἐπαύϲατό τε ὁ ἄνεμοϲ καὶ τὸ κῦμα ἔϲτρωτο, καταϲπάϲαντεϲ τὰϲ νέαϲ ἔπλεον παρὰ τὴν ἤπειρον, κάμψαντεϲ δὲ τὴν ἄκρην τῆϲ Μαγνηϲίηϲ ἰθέαν ἔπλεον ἐϲ τὸν κόλπον τὸν ἐπὶ Παγαϲέων φέροντα. (2) ἔϲτι δὲ χῶροϲ ἐν τῷ κόλπῳ τούτῳ τῆϲ Μαγνηϲίηϲ, ἔνθα λέγεται τὸν Ἡρακλέα καταλειφθῆναι ὑπὸ Ἰήϲονόϲ τε καὶ τῶν ϲυνεταίρων ἐκ τῆϲ Ἀργοῦϲ ἐπ' ὕδωρ πεμφθέντα, εὖτε ἐπὶ τὸ κῶαϲ ἔπλεον ἐϲ Αἶαν τὴν Κολχίδα· ἐνθεῦτεν γὰρ ἔμελλον ὑδρευϲάμενοι ἐϲ τὸ πέλαγοϲ ἀφήϲειν, ἐπὶ τούτου δὲ τῷ χώρῳ οὔνομα γέγονε Ἀφέται. ἐν τούτῳ ὦν 194
ὅρμον οἱ Ξέρξεω ἐποιεῦντο. πεντεκαίδεκα δὲ τῶν νεῶν τουτέων ἔτυχόν τε ὕϲταται πολλὸν ἐξαναχθεῖϲαι καί κωϲ κατεῖδον τὰϲ ἐπ' Ἀρτεμιϲίῳ τῶν Ἑλλήνων νέαϲ. ἔδοξάν τε δὴ τὰϲ ϲφετέραϲ εἶναι οἱ βάρβαροι καὶ πλέοντεϲ ἐϲέπεϲον ἐϲ τοὺϲ πολεμίουϲ· τῶν ἐϲτρατήγεε ὁ ἀπὸ Κύμηϲ τῆϲ Αἰολίδοϲ ὕπαρχοϲ Ϲανδώκηϲ ὁ Θαμαϲίου, τὸν δὴ πρότερον τούτων βαϲιλεὺϲ Δαρεῖοϲ ἐπ' αἰτίῃ τοιῇδε λαβὼν ἀνεϲταύρωϲε. ἐὼν γὰρ τῶν βαϲιληίων δικαϲτέων ὁ Ϲανδώκηϲ ἐπὶ χρήμαϲι ἄδικον δίκην ἐδίκαϲε. (2) ἀνακρεμαϲθέντοϲ ὦν αὐτοῦ λογιζόμενοϲ ὁ Δαρεῖοϲ εὗρέ οἱ πλέω ἀγαθὰ τῶν ἁμαρτημάτων πεποιημένα ἐϲ οἶκον τὸν βαϲιλήιον· εὑρὼν δὲ τοῦτο ὁ Δαρεῖοϲ καὶ γνοὺϲ ὡϲ ταχύτερα αὐτὸϲ ἢ ϲοφώτερα ἐργαϲμένοϲ εἴη, ἔλυϲε. (3) βαϲιλέα μὲν δὴ Δαρεῖον οὕτω διαφυγὼν μὴ ἀπολέϲθαι περιῆν, τότε δὲ ἐϲ τοὺϲ Ἕλληναϲ καταπλώϲαϲ ἔμελλε οὐ τὸ δεύτερον διαφυγὼν ἔϲεϲθαι· ὡϲ γάρ ϲφεαϲ εἶδον

2530 ἐναυλόχεον A: ἐναυμάχεον **d** 2534 ἰθέαν edd.: ἰθεῖαν 2536 τὸν A: om. **d** 2538 τὴν Κολχίδα A: om. **d** 2539 ἀφήϲειν] ἀπ- Dindorf 2540 γέγονε A: λέγεται **d** Ἀφεταί hoc accentu D (et infra c. 196) 2542 κωϲ] ὡϲ Pingel, puncto post νέαϲ sublato 2543 δὴ **d**: om. A 2544 ἐϲέπεϲον A: ἔπεϲον **d** 2545 ὁ **d**: om. A 2547 ἐὼν γὰρ Powell post Macan: ἐόντα 2550 εὗρέ οἱ **d**: om. A 2552 ἐργαϲμένοϲ **d**: -ϲάμενοϲ A 2553 δὴ AD: om. **r** 2555 ἔϲεϲθαι] περιέϲεϲθαι Scaliger: ϲωθήϲεϲθαι Blaydes

προσπλέοντας οἱ Ἕλληνες, μαθόντες αὐτῶν τὴν γινομένην
195 ἁμαρτάδα ἐπαναχθέντες εὐπετέως σφεας εἷλον. ἐν τουτέων
μιῇ Ἀρίδωλις πλέων ἥλω, τύραννος Ἀλαβάνδων τῶν ἐν
Καρίῃ, ἐν ἑτέρῃ δὲ ὁ Πάφιος στρατηγὸς Πενθύλος ὁ
Δημονόου, ὃς ἦγε μὲν δυώδεκα νέας ἐκ Πάφου, ἀποβαλὼν δέ
σφεων τὰς ἕνδεκα τῷ χειμῶνι τῷ γενομένῳ κατὰ Σηπιάδα,
μιῇ τῇ περιγενομένῃ καταπλέων ἐπ' Ἀρτεμίσιον ἥλω.
τούτους οἱ Ἕλληνες ἐξιστορήσαντες τὰ ἐβούλοντο πυθέσθαι
ἀπὸ τῆς Ξέρξεω στρατιῆς, ἀποπέμπουσι δεδεμένους ἐς τὸν
Κορινθίων ἰσθμόν.
196 Ὁ μὲν δὴ ναυτικὸς τῶν βαρβάρων στρατός, πάρεξ τῶν
πεντεκαίδεκα νεῶν τῶν εἶπον Σανδώκεα στρατηγέειν,
ἀπίκοντο ἐς Ἀφέτας. Ξέρξης δὲ καὶ ὁ πεζὸς πορευθεὶς διὰ
Θεσσαλίης καὶ Ἀχαιίης ἐσβεβληκὼς ἦν καὶ δὴ τριταῖος ἐς
Μηλιέας, ἐν Θεσσαλίῃ μὲν ἅμιλλαν ποιησάμενος ἵππων, τῶν
<τε> ἑωυτοῦ ἀποπειρώμενος καὶ τῆς Θεσσαλικῆς ἵππου,
πυθόμενος ὡς ἀρίστη εἴη τῶν ἐν Ἕλλησι· ἔνθα δὴ αἱ Ἑλληνίδες
ἵπποι ἐλίποντο πολλόν. τῶν μέν νυν ἐν Θεσσαλίῃ ποταμῶν
Ὀνόχωνος μοῦνος οὐκ ἀπέχρησε τῇ στρατιῇ τὸ ῥέεθρον πινόμενος·
τῶν δὲ ἐν Ἀχαιίῃ ποταμῶν ῥεόντων οὐδὲ ὅστις
μέγιστος αὐτῶν ἐστι Ἠπιδανός, οὐδὲ οὗτος ἀντέσχε εἰ μὴ
197 φλαύρως. ἐς Ἄλον δὲ τῆς Ἀχαιίης ἀπικομένῳ Ξέρξῃ οἱ κατηγεμόνες
τῆς ὁδοῦ βουλόμενοι τὸ πᾶν ἐξηγέεσθαι ἔλεγόν οἱ
ἐπιχώριον λόγον, τὰ περὶ τὸ ἱρὸν τοῦ Λαφυστίου Διός, ὡς
Ἀθάμας ὁ Αἰόλου ἐμηχανήσατο Φρίξῳ μόρον σὺν Ἰνοῖ
βουλεύσας <...> μετέπειτα δὲ ὡς ἐκ θεοπροπίου Ἀχαιοὶ

2558 Ἀρίδωλις A: Ἄρδωλις **d** 2563 τὰ A: ἃ **d** ἐβούλοντο **d**: ἠ- A 2566 <ὁ> τῶν Ad: om. Y, del. Schaefer 2567 νεῶν **d**: om. A 2568 ἀπίκοντο A: -κετο **d** 2570 μὲν A: δὲ **d** 2571 suppl. Stein Θεσσαλικῆς Bekker: -ίης 2573 ἐλίποντο Ad: ἐλείποντο Y, Bekker 2574 ἀπέχρησε A: ἐπ- **d** 2575 ὅστις A: ὅσπερ **d** 2576 ἐστι(ν) αὐτῶν **d** 2577 Ἄλον A: Ἅλον D: ἄλλον **r** 2579 τὰ ... Διός del. Macan Λαφυστίου A: Ἀφλυστίου **d** 2581 lacunam statuit Powell

προτιθεῖcι τοῖcι ἐκείνου ἀπογόνοιcι ἀέθλουc τοιούcδε· (2) ὃc ἂν ᾖ τοῦ γένεοc τούτου πρεcβύτατοc, τούτῳ ἐπιτάξαντεc ἔργεcθαι τοῦ λήϊτου αὐτοὶ φυλακὰc ἔχουcι (λήϊτον δὲ καλέουcι τὸ πρυτανήιον οἱ Ἀχαιοί)· ἢν δὲ ἐcέλθῃ, οὐκ ἔcτι ὅκωc ἔξειcι †πρὶν ἢ θύcεcθαι μέλλῃ·† ὥc τ' ἔτι πρὸc τούτοιcι πολλοὶ ἤδη τούτων τῶν μελλόντων θύcεcθαι δείcαντεc οἴχοντο ἀποδράντεc ἐc ἄλλην χώρην, χρόνου δὲ προϊόντοc ὀπίcω κατελθόντεc ἂν ἡλίcκοντο ἐcελθόντεc ἐc τὸ πρυτανήιον, ὡc θύεταί τε ἐξηγέοντο cτέμμαcι πᾶc πυκαcθεὶc καὶ {ὡc} cὺν πομπῇ ἐξαχθείc. (3) ταῦτα δὲ πάcχουcι οἱ Κυτιccώρου τοῦ Φρίξου παιδὸc ἀπόγονοι, διότι καθαρμὸν τῆc χώρηc ποιευμένων Ἀχαιῶν ἐκ θεοπροπίου Ἀθάμαντα τὸν Αἰόλου καὶ μελλόντων μιν θύειν ἀπικόμενοc οὗτοc ὁ Κυτίccωροc ἐξ Αἴηc τῆc Κολχίδοc ἐρρύcατο, ποιήcαc δὲ τοῦτο τοῖcι ἐπιγενομένοιcι ἐξ ἑωυτοῦ μῆνιν τοῦ θεοῦ ἐνέβαλε. (4) Ξέρξηc δὲ ταῦτα ἀκούcαc ὡc κατὰ τὸ ἄλcοc ἐγίνετο, αὐτόc τε ἔργετο αὐτοῦ καὶ τῇ cτρατιῇ πάcῃ παρήγγειλε, τῶν τε Ἀθάμαντοc ἀπογόνων τὴν οἰκίην ὁμοίωc καὶ τὸ τέμενοc ἐcέβετο.

Ταῦτα μὲν τὰ ἐν Θεccαλίῃ καὶ τὰ ἐν Ἀχαιίῃ· ἀπὸ δὲ τούτων 198
τῶν χώρων ἤιε ἐc τὴν Μηλίδα παρὰ κόλπον θαλάccηc, ἐν τῷ ἄμπωτίc τε καὶ ῥηχίη ἀνὰ πᾶcαν ἡμέρην γίνεται. περὶ δὲ τὸν κόλπον τοῦτον ἔcτι χῶροc πεδιεινόc, τῇ μὲν εὐρύc, τῇ δὲ καὶ κάρτα cτεινόc· περὶ δὲ τὸν χῶρον ὄρεα ὑψηλὰ καὶ

2583 ὃc ἂν <αἰεὶ> Naber ᾖ Ar: εἴη D 2584 ἔργεcθαι d: εἴρ- A λήϊτου Valckenaer: πρυτανηίου 2584–5 λήϊτον ... Ἀχαιοί del. Powell 2585 οἱ A: om. d ἐcέλθῃ AD: εἰc- r 2586 μέλλῃ AD: -ει r: δέῃ Wilson: del. Holford-Strevens ὥc τ' ἔτι Y, Schaefer: ὥcτε τι A: ὥcτέ τι d 2587 τούτων om. S, del. Van Herwerden τῶν A: om. d τῶν μελλόντων θύcεcθαι del. Van Herwerden 2589 ἂν ἡλίcκοντο Powell: ἢν ἁλίcκωνται ἐcελθόντεc d: ἐcτέλλοντο A 2590 ἐξηγέοντο del. Sitzler 2591 del. Powell cὺν A: om. d 2597 τὸ ἄλcοc] τὸν Ἅλον Powell 2598 ἐγίνετο AD: ἐγέν- r ἔργετο A: εἴρ- d 2599 ὁμοίωc τὴν οἰκίην d 2601 τὰ ἐν[2] A: om. d 2603 ῥηχίη A: ῥαχίη d 2604 πεδιεινόc d: πεδινόc A 2605 καὶ[1] A: om. d

ἄβατα περικληίει πᾶσαν τὴν Μηλίδα γῆν, Τρηχίνιαι πέτραι
καλεόμεναι. (2) *πρώτη μέν νυν πόλις ἐστὶ ἐν τῷ κόλπῳ ἰόντι*
ἀπὸ Ἀχαιίης Ἀντικύρη, παρ' ἣν Σπερχειὸς ποταμὸς ῥέων
ἐξ Ἐνιήνων ἐς θάλασσαν ἐκδιδοῖ. ἀπὸ δὲ τούτου διὰ εἴκοσί
κου σταδίων ἄλλος ποταμὸς τῷ οὔνομα κεῖται Δύρας, τὸν
βοηθέοντα τῷ Ἡρακλέϊ καιομένῳ λόγος ἐστὶ ἀναφανῆναι.
ἀπὸ δὲ τούτου δι' ἄλλων εἴκοσι σταδίων ἄλλος ποταμός ἐστι
199 *ὃς καλέεται Μέλας. Τρηχὶς δὲ πόλις ἀπὸ τοῦ Μέλανος τούτου*
ποταμοῦ πέντε στάδια ἀπέχει. ταύτῃ δὲ καὶ εὐρύτατόν
ἐστι πάσης τῆς χώρης ταύτης ἐκ τῶν ὀρέων ἐς θάλασσαν, κατ'
ἃ Τρηχὶς πεπόλισται· δισχίλιά τε γὰρ καὶ δισμύρια πλέθρα
τοῦ πεδίου ἐστί. τοῦ δὲ ὄρεος τὸ περικληίει τὴν γῆν τὴν
Τρηχινίην ἔστι διασφὰξ πρὸς μεσαμβρίην Τρηχῖνος, διὰ δὲ
τῆς διασφάγος Ἀσωπὸς ποταμὸς ῥέει παρὰ τὴν ὑπώρειαν τοῦ
200 *ὄρεος· ἔστι δὲ ἄλλος Φοῖνιξ ποταμὸς οὐ μέγας πρὸς μεσαμ-*
βρίην τοῦ Ἀσωποῦ, ὃς ἐκ τῶν ὀρέων τούτων ῥέων ἐς τὸν
Ἀσωπὸν ἐκδιδοῖ. κατὰ δὲ τὸν Φοίνικα ποταμὸν στεινότατόν
ἐστι· ἁμαξιτὸς γὰρ μούνη δέδμηται. ἀπὸ δὲ τοῦ Φοίνικος
ποταμοῦ πεντεκαίδεκα στάδιά ἐστι ἐς Θερμοπύλας. (2) *ἐν δὲ*
τῷ μεταξὺ Φοίνικός <τε> ποταμοῦ καὶ Θερμοπυλέων κώμη
τε ἔστι τῇ οὔνομα Ἀνθήλη κεῖται, παρ' ἣν δὴ παραρρέων
ὁ Ἀσωπὸς ἐς θάλασσαν ἐκδιδοῖ, καὶ χῶρος περὶ αὐτὴν εὐρύς,
ἐν τῷ Δήμητρός τε ἱρὸν Ἀμφικτυονίδος ἵδρυται καὶ ἕδραι εἰσὶ
Ἀμφικτύοσι καὶ αὐτοῦ τοῦ Ἀμφικτύονος ἱρόν.
201 *Βασιλεὺς μὲν δὴ Ξέρξης ἐστρατοπεδεύετο τῆς Μηλίδος ἐν*
τῇ Τρηχινίῃ, οἱ δὲ {δὴ} Ἕλληνες ἐν τῇ διόδῳ· καλέεται δὲ ὁ
χῶρος οὗτος ὑπὸ μὲν τῶν πλεόνων Ἑλλήνων Θερμοπύλαι,

2606 *ἄβατα* <*τὰ*> Reiske *Μηλίδα* d: *Μηλιάδα* A 2608 *ποταμὸς Σπερχειὸς* d 2609 *Ἐνιήνων* A: *Αἰν-* d 2610 *τῷ* A: om. d 2613 *καλέεται* A: *-εῖται* d 2616 aut *ὃ* pro *ἃ* scribendum aut *κατ'* ... *πεπόλισται* delendum censuit Powell 2619 *ὑπώρειαν* d: *-ρέην* A 2623 *μούνη* <*μία*> d 2625 suppl. Stein 2627 *αὐτὴν* d: *αὐτῇ* A 2631 *δὴ* om. Y, del. Stein 2632–3 *ὑπὸ* ... *Πύλαι* AD: om. r

ὑπὸ δὲ τῶν ἐπιχωρίων καὶ περιοίκων Πύλαι. ἐϲτρατοπεδεύοντο μέν νυν ἑκάτεροι ἐν τούτοιϲι τοῖϲι χωρίοιϲι, ἐπεκράτεε δὲ ὁ μὲν τῶν πρὸϲ βορῆν ἄνεμον ἐχόντων πάντων μέχρι Τρηχῖνοϲ, οἱ δὲ τῶν πρὸϲ νότον <τε> καὶ μεϲαμβρίην φερόντων τὸ ἐπὶ ταύτηϲ τῆϲ ἠπείρου. ἦϲαν δὲ οἵδε Ἑλλήνων 202
οἱ ὑπομένοντεϲ τὸν Πέρϲην ἐν τούτῳ τῷ χώρῳ· Ϲπαρτιητέων τε τριηκόϲιοι ὁπλῖται καὶ Τεγεητέων καὶ Μαντινέων χίλιοι, ἡμίϲεεϲ ἑκατέρων, ἐξ Ὀρχομενοῦ τε τῆϲ Ἀρκαδίηϲ εἴκοϲι καὶ ἑκατὸν καὶ ἐκ τῆϲ λοιπῆϲ Ἀρκαδίηϲ χίλιοι· τοϲοῦτοι μὲν Ἀρκάδων, ἀπὸ δὲ Κορίνθου τετρακόϲιοι καὶ ἀπὸ Φλειοῦντοϲ διηκόϲιοι καὶ Μυκηναίων ὀγδώκοντα. οὗτοι μὲν ἀπὸ Πελοποννήϲου παρῆϲαν, ἀπὸ δὲ Βοιωτῶν Θεϲπιέων τε ἑπτακόϲιοι καὶ Θηβαίων τετρακόϲιοι. πρὸϲ τούτοιϲι ἐπί- 203
κλητοι ἐγένοντο Λοκροί τε οἱ Ὀπούντιοι πανϲτρατιῇ καὶ Φωκέων χίλιοι. αὐτόθεν γάρ ϲφεαϲ οἱ Ἕλληνεϲ ἐπεκαλέϲαντο, λέγοντεϲ δι' ἀγγέλων ὡϲ αὐτοὶ μὲν ἥκοιεν πρόδρομοι τῶν ἄλλων, οἱ δὲ λοιποὶ τῶν ϲυμμάχων προϲδόκιμοι πᾶϲαν εἶεν ἡμέρην, ἡ θάλαϲϲά τέ ϲφι εἴη ἐν φυλακῇ ὑπ' Ἀθηναίων τε φρουρεομένη καὶ Αἰγινητέων καὶ τῶν ἐϲ τὸν ναυτικὸν ϲτρατὸν ταχθέντων, καί ϲφι εἴη δεινὸν οὐδέν· (2) οὐ γὰρ θεὸν εἶναι τὸν ἐπιόντα ἐπὶ τὴν Ἑλλάδα ἀλλ' ἄνθρωπον, εἶναι δὲ θνητὸν οὐδένα οὐδὲ ἔϲεϲθαι τῷ κακὸν ἐξ ἀρχῆϲ γινομένῳ οὐ ϲυνηνείχθη, τοῖϲι δὲ μεγίϲτοιϲι αὐτῶν μέγιϲτα· ὀφείλειν ὦν καὶ τὸν ἐπελαύνοντα, ὡϲ ἐόντα θνητόν, ἀπὸ τῆϲ δόξηϲ πεϲεῖν {ἄν}. οἱ δὲ ταῦτα πυνθανόμενοι ἐβοήθεον ἐϲ τὴν

2633 δὲ A: om. D   ἐπιχωρίων <δὲ> D   2636 suppl. Naber   2637 τὸ ἐπὶ A: ἐπὶ D: del. Blaydes: an κατὰ τοῦτο?   2638 χώρῳ Ar: χρόνῳ D   2642 Φλειοῦντοϲ A: Φλι- d   2645 ἑπτακόϲιοι] διηκόϲιοι Boas: cf. Diod. Sic. 11. 9. 2   2646 οἱ A: om. d   2647 αὐτόθεν Stein: αὐτοὶ: an αὐτίκα?   ἐπεκαλέϲαντο A: -έοντο d   2648 ἥκοιεν Ar: ἥκουον D   2650 εἶεν d: εἰϲι A   2651 φρουρεομένη Ar: φρουρουμένη D   τῶν <ἄλλων τῶν> Stein   2654 οὐδὲ ἔϲεϲθαι del. Krüger   γινομένῳ d: γειν- A: del. Krüger   2655 ϲυνηνείχθη Krüger: ϲυνεμίχθη   2656 ὡϲ A: om. d   2657 πεϲεῖν d: πεϲέειν A   ἄν del. Krüger: ἤδη dubitanter Richards: ἀνὰ χρόνον Stein

204 Τρηχῖνα. ἦcαν μέν νυν τούτοιcι καὶ ἄλλοι cτρατηγοὶ κατὰ
πόλιαc ἑκάcτων, ὁ δὲ θωμαζόμενοc μάλιcτα καὶ παντὸc τοῦ
cτρατεύματοc ἡγεόμενοc Λακεδαιμόνιοc ἦν Λεωνίδηc ὁ
Ἀναξανδρίδεω τοῦ Λέοντοc τοῦ Εὐρυκρατίδεω τοῦ Ἀναξάν-
δρου τοῦ Εὐρυκράτεοc τοῦ Πολυδώρου τοῦ Ἀλκαμένεοc
τοῦ Τηλέκλου τοῦ Ἀρχέλεω τοῦ Ἡγηcίλεω τοῦ Δορύccου τοῦ
Λεωβώτεω τοῦ Ἐχεcτράτου τοῦ Ἥγιοc τοῦ Εὐρυcθένεοc τοῦ
Ἀριcτοδήμου τοῦ Ἀριcτομάχου τοῦ Κλεοδαίου τοῦ Ὕλλου
τοῦ Ἡρακλέοc, κτηcάμενοc τὴν βαcιληίην ἐν Cπάρτῃ ἐξ
205 ἀπροcδοκήτου. διξῶν γάρ οἱ ἐόντων πρεcβυτέρων ἀδελφεῶν,
Κλεομένεόc τε καὶ Δωριέοc, ἀπελήλατο τῆc φροντίδοc περὶ
τῆc βαcιληίηc. ἀποθανόντοc δὲ Κλεομένεοc ἄπαιδοc ἔρcενοc
γόνου, Δωριέοc τε οὐκέτι ἐόντοc ἀλλὰ τελευτήcαντοc καὶ
τούτου ἐν Cικελίῃ, οὕτω δὴ ἐc Λεωνίδην ἀνέβαινε ἡ βαcιληίη,
καὶ διότι πρότεροc ἐγεγόνεε Κλεομβρότου (οὗτοc γὰρ ἦν
νεώτατοc Ἀναξανδρίδεω παῖc) καὶ δὴ καὶ εἶχε Κλεομένεοc
θυγατέρα. (2) ὃc τότε ἤιε ἐc Θερμοπύλαc ἐπιλεξάμενοc
ἄνδραc τε {τοὺc} κατεcτεῶταc τριηκοcίουc καὶ τοῖcι
ἐτύγχανον παῖδεc ἐόντεc. παραλαβὼν δὲ ἀπίκετο καὶ
Θηβαίων τοὺc ἐc τὸν ἀριθμὸν λογιcάμενοc εἶπον, τῶν
ἐcτρατήγεε Λεοντιάδηc ὁ Εὐρυμάχου. (3) τοῦδε δὲ εἵνεκα
τούτουc cπουδὴν ἐποιήcατο Λεωνίδηc μούνουc Ἑλλήνων
παραλαβεῖν, ὅτί cφεων μεγάλωc κατηγόρητο μηδίζειν·
παρεκάλεε ὦν ἐc τὸν πόλεμον θέλων εἰδέναι εἴτε cυμπέμψ-
ουcι εἴτε καὶ ἀπερέουcι ἐκ τοῦ ἐμφανέοc τὴν Ἑλλήνων

2658 ἦcαν μέν νυν huc traiecit Van Herwerden: post τούτοιcι praebent Ad 2659 πόλιαc A: πόλειc d ἑκάcτων] ἑκάcτοιcι Stein 2662 τοῦ Πολυδώρου τοῦ Ἀλκαμένεοc (Ἀλκαιμ- A) AD: om. r 2664 Λεωβώτεω Stein: Λεωβότεω Ἥγιοc A: Ἡγήcιοc d 2669 δὲ <τοῦ> D 2672 καὶ post διότι traiecit Van Herwerden 2675 del. Gomperz: τοὺc κατεcτεῶταc Ar: τοῦ -τοc D: ἄνδραc τριηκοcίουc κατεcτεῶτάc τε καὶ κτλ. Pingel 2676 ἀπίκετο d: ἀπίκτο A 2677 ἐc ... λογιcάμενοc del. Van Herwerden λογιcάμενοc] an λογιζόμενοc? 2679 τούτουc PTM: τούτου Ad 2681 παρεκάλεε Ar: παρεκέλευε D 2682 ἀπερέουcι A: ἀπαίρουcι(ν) d

ϲυμμαχίην. οἱ δὲ ἄλλα φρονέοντες ἔπεμπον. τούτους μὲν 206
τοὺς ἀμφὶ Λεωνίδην πρώτους ἀπέπεμψαν Ϲπαρτιῆται, ἵνα
τούτους ὁρῶντες οἱ ἄλλοι σύμμαχοι στρατεύωνται μηδὲ καὶ
οὗτοι μηδίσωσι, ἢν αὐτοὺς πυνθάνωνται ὑπερβαλλομένους·
μετὰ δέ, Κάρνεια γάρ σφι ἦν ἐμποδών, ἔμελλον ὁρτάσαντες
καὶ φυλακὰς λιπόντες ἐν τῇ Ϲπάρτῃ κατὰ τάχος βοηθήσειν
πανδημεί. (2) *ὣς δὲ καὶ οἱ λοιποὶ τῶν συμμάχων ἐνένωντο καὶ*
αὐτοὶ ἕτερα τοιαῦτα ποιήσειν· ἦν γὰρ κατὰ τὠυτὸ Ὀλυμπιὰς
τούτοισι τοῖσι πρήγμασι συμπεσοῦσα· οὐκ ὦν δοκέοντες κατὰ
τάχος οὕτω διακριθήσεσθαι τὸν ἐν Θερμοπύλῃσι πόλεμον
ἔπεμπον τοὺς προδρόμους.

Οὗτοι μὲν δὴ οὕτω διενένωντο ποιήσειν· οἱ δὲ ἐν 207
Θερμοπύλῃσι Ἕλληνες, ἐπειδὴ πέλας ἐγένετο τῆς ἐσβολῆς ὁ
Πέρσης, καταρρωδέοντες ἐβουλεύοντο περὶ ἀπαλλαγῆς.
τοῖσι μέν νυν ἄλλοισι Πελοποννησίοισι ἐδόκεε ἐλθοῦσι ἐς
Πελοπόννησον τὸν Ἰσθμὸν ἔχειν ἐν φυλακῇ· Λεωνίδης δὲ
Φωκέων καὶ Λοκρῶν περισπερχθέντων τῇ γνώμῃ ταύτῃ
αὐτοῦ τε μένειν ἐψηφίζετο πέμπειν τε ἀγγέλους ἐς τὰς
πόλιας κελεύοντάς σφι ἐπιβοηθέειν, ὡς ἐόντων αὐτῶν
ὀλίγων στρατὸν τὸν Μήδων ἀλέξασθαι. ταῦτα βουλευομένων 208
σφεων ἔπεμπε Ξέρξης κατάσκοπον ἱππέα ἰδέσθαι ὁκόσοι
εἰσὶ καὶ ὅ τι ποιέοιεν. ἀκηκόεε δὲ ἔτι ἐὼν ἐν Θεσσαλίῃ ὡς
ἁλισμένη εἴη ταύτῃ στρατιὴ ὀλίγη, καὶ τοὺς ἡγεμόνας
ὡς εἴησαν Λακεδαιμόνιοί τε καὶ Λεωνίδης, ἐὼν γένος
Ἡρακλείδης. (2) *ὡς δὲ προσήλασε ὁ ἱππεὺς πρὸς τὸ στρατόπεδον, ἐθηεῖτό τε καὶ κατώρα πᾶν μὲν οὔ {τὸ στρατόπεδον}·*

2683 *ἄλλα φρονέοντες* d: *ἀλλοφρονέοντες* A 2687 *Κάρνεια* A: *Κάρνια* d 2688 *φυλακὰς* d: *φύλακας* A *βοηθήσειν* d: *βοηθέειν* A 2689 *πανδημεί* d: *-μί* A *ἐνένωντο* Reiske: *-νῶντο* d: *-νόωντο* A 2694 *διενένωντο* Reiske: *-νῶντο* d: *-νόωντο* A 2695 *ἐγένετο* A: *ἐγίνετο* d 2699 *περισπερχθέντων* Valckenaer: *-σπερχεόντων* 2701 *ἐπιβοηθέειν σφι(ν)* d *σφι*] *σφίσιν* Van Herwerden 2702 *τὸν* A: *τῶν* d 2703 *σφεων*] *αὐτῶν* Krüger: del. Van Herwerden *ὁκόσοι* d: *ὅσοι* A 2704 *ἀκηκόεε* Nor: *ἠκ-* Ad *ἐὼν ἔτι* r 2708 *κατώρα* ARS: *καθ-* d del. Wilson

τοὺϲ γὰρ ἔϲω τεταγμένουϲ τοῦ τείχεοϲ, τὸ ἀνορθώϲαντεϲ εἶχον ἐν φυλακῇ, οὐκ οἷά τε ἦν κατιδέϲθαι· ὁ δὲ τοὺϲ ἔξω ἐμάνθανε, τοῖϲι πρὸ τοῦ τείχεοϲ τὰ ὅπλα ἔκειτο. ἔτυχον δὲ τοῦτον τὸν χρόνον Λακεδαιμόνιοι ἔξω τεταγμένοι. (3) τοὺϲ μὲν δὴ ὥρα γυμναζομένουϲ τῶν ἀνδρῶν, τοὺϲ δὲ τὰϲ κόμαϲ κτενιζομένουϲ. ταῦτα δὴ θεώμενοϲ ἐθώμαζε καὶ τὸ πλῆθοϲ ἐμάνθανε. μαθὼν δὲ πάντα ἀτρεκέωϲ ἀπήλαυνε ὀπίϲω κατ᾽ ἡϲυχίην· οὔτε γάρ τιϲ ἐδίωκε ἀλογίηϲ τε ἐπεκύρηϲε πολλῆϲ· ἀπελθών τε ἔλεγε πρὸϲ Ξέρξην τά περ ὀπώπεε
209 πάντα. ἀκούων δὲ Ξέρξηϲ οὐκ εἶχε ϲυμβαλέϲθαι τὸ ἐόν, ὅτι παρεϲκευάζοντο ὡϲ ἀπολεόμενοί τε καὶ ἀπολέοντεϲ κατὰ δύναμιν· ἀλλ᾽ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν, μετεπέμψατο Δημάρητον τὸν Ἀρίϲτωνοϲ, ἐόντα ἐν τῷ ϲτρατοπέδῳ. (2) ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξηϲ ἕκαϲτα τούτων, ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸϲ τῶν Λακεδαιμονίων. ὁ δὲ εἶπε· Ἤκουϲαϲ μὲν καὶ πρότερόν μευ, εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα, περὶ τῶν ἀνδρῶν τούτων· ἀκούϲαϲ δὲ γέλωτά με ἔθευ λέγοντα τῇ περ ὥρων ἐκβηϲόμενα <τὰ> πρήγματα ταῦτα. ἐμοὶ γὰρ τὴν ἀληθείην ἀϲκέειν ἀντία ϲεῦ, ὦ βαϲιλεῦ, ἀγὼν μέγιϲτόϲ ἐϲτι. (3) ἄκουϲον δὲ καὶ νῦν. οἱ ἄνδρεϲ οὗτοι ἀπίκαται μαχηϲόμενοι ἡμῖν περὶ τῆϲ ἐϲόδου καὶ ταῦτα παραϲκευάζονται. νόμοϲ γάρ ϲφι ἔχων οὕτω ἐϲτί· ἐπεὰν μέλλωϲι κινδυνεύειν τῇ ψυχῇ, τότε τὰϲ κεφαλὰϲ κοϲμέονται. (4) ἐπίϲταϲο δέ· εἰ τούτουϲ τε καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταϲτρέψεαι, ἔϲτι οὐδὲν ἄλλο ἔθνοϲ ἀνθρώπων τὸ ϲέ, βαϲιλεῦ, ὑπομενέει χεῖραϲ ἀνταειρόμενον· νῦν γὰρ πρὸϲ

2714 ἐθώμαζε d: ἐθωύμαζε A   2716 ἐπεκύρηϲε Wilson: ἐνεκύρηϲε Ad, quo recepto ἀλογίῃϲι ... πολλῇϲι Radermacher: ἐκύρηϲε Valckenaer   2717 Ξέρξην A: -ξεα d   2719 παρεϲκευάζοντο r: παρα- D: παραϲκευάζοιντο A   2722 μιν A: om. d   2723 μαθεῖν A: -έειν d   2726 τῇ Wesseling: τὰ   suppl. Krüger   2727 ὦ d: om. A   2730 παραϲκευάζονται AX: τεραϲκ- d: γέραϲ ϲκ- SV   οὔτω ἔχων d   2732 κοϲμέονται] ϲμέονται Valckenaer   ἐπίϲταϲο A: ἐπίϲταο d   τε d: γε A   2734 ἀνταειρόμενον A: -άμενον d

βασιληίην τε καὶ πόλιν καλλίστην τῶν ἐν Ἕλλησι προσφέρεαι
καὶ ἄνδρας ἀρίστους. (5) κάρτα τε δὴ Ξέρξῃ ἄπιστα ἐφαίνετο
τὰ λεγόμενα εἶναι καὶ δεύτερα ἐπειρώτα ὅντινα τρόπον
τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ μαχήσονται. ὁ δὲ εἶπε·
Ὦ βασιλεῦ, ἐμοὶ χρᾶσθαι ὡς ἀνδρὶ ψεύστῃ, ἢν μὴ ταῦτά
τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω. ταῦτα λέγων οὐκ ἔπειθε τὸν
Ξέρξην. τέσσερας μὲν δὴ παρῆκε ἡμέρας, ἐλπίζων αἰεί 210
σφεας ἀποδρήσεσθαι· πέμπτῃ δέ, ὡς οὐκ ἀπαλλάσσοντο ἀλλά
οἱ ἐφαίνοντο ἀναιδείῃ τε καὶ ἀβουλίῃ διαχρεώμενοι μένειν,
πέμπει ἐπ' αὐτοὺς Μήδους τε καὶ Κισσίους θυμωθείς,
ἐντειλάμενός σφεας ζωγρήσαντας ἄγειν ἐς ὄψιν τὴν ἑωυτοῦ.
(2) ὡς δ' ἐσέπεσον φερόμενοι ἐς τοὺς Ἕλληνας οἱ Μῆδοι,
ἔπιπτον πολλοί, ἄλλοι δ' ἐπεσήισαν, καὶ οὐκ ἀπήλαυνον
καίπερ μεγάλως προσπταίοντες. δῆλον δ' ἐποίευν παντί τεῳ
καὶ οὐκ ἥκιστα αὐτῷ βασιλέϊ ὅτι πολλοὶ μὲν ἄνθρωποι εἶεν,
ὀλίγοι δὲ ἄνδρες. ἐγίνετο δὲ ἡ συμβολὴ δι' ἡμέρης. ἐπείτε δὲ 211
οἱ Μῆδοι τρηχέως περιείποντο, ἐνθαῦτα οὗτοι μὲν ὑπεξήισαν,
οἱ δὲ Πέρσαι ἐκδεξάμενοι ἐπήισαν, τοὺς ἀθανάτους ἐκάλεε
βασιλεύς, τῶν ἦρχε Ὑδάρνης, ὡς δὴ οὗτοί γε εὐπετέως κατ-
εργασόμενοι. (2) ὡς δὲ καὶ οὗτοι συνέμισγον τοῖσι Ἕλλησι,
οὐδὲν πλέον ἐφέροντο τῆς στρατιῆς τῆς Μηδικῆς ἀλλὰ τὰ
αὐτά, ἅτε ἐν στεινοπόρῳ τε χώρῳ μαχόμενοι καὶ δόρασι
βραχυτέροισι χρεώμενοι ἤ περ οἱ Ἕλληνες καὶ οὐκ ἔχοντες
πλήθεϊ χρήσασθαι. (3) Λακεδαιμόνιοι δὲ ἐμάχοντο ἀξίως
λόγου, ἄλλα τε ἀποδεικνύμενοι, ἐν οὐκ ἐπισταμένοισι

2735 καὶ πόλιν καλλίστην Schweighäuser: καὶ καλλίστην πόλιν A: καλλίστην d   ἐν A: om. d   2736 ἄπιστα Ξέρξῃ d   2737 εἶναι A: om. d   2740 τοι A: om. d   τῇ A: ὡς d   2741 παρῆκε d: παρεξῆκε A   αἰεὶ A: ἀεὶ d   2743 διαχρεώμενοι A: χρεώμενοι d   2745 σφεας A: σφε d   2746 ἐσέπεσον AD: ἐπέπεσον r   2747 ἐπεσήισαν A: -ήεσαν d   ἀπήλαυνον d: -οντο A   2748 δ' A: δὴ d   2750 συμβολὴ Ar: συμβουλὴ D   2751 ὑπεξήισαν A: ἐπεξ- d   2752 ἐπήισαν A: -ήεσαν d   2753 Ὑδάρνης AD: Ὑδράνης r   2756 τε A: om. d   χώρῳ A: om. d   2757 βραχυτέροισι AX$^{\gamma\rho}$: μακροτέροισι d: μικρότεροισι SV   2758 πλήθεϊ d: πλήθεσι A

μάχεϲθαι ἐξεπιϲτάμενοι, καὶ ὅκωϲ ἐντρέψειαν τὰ νῶτα, ἁλέεϲ φεύγεϲκον δῆθεν, οἱ δὲ βάρβαροι ὁρῶντεϲ φεύγονταϲ βοῇ τε καὶ πατάγῳ ἐπήιϲαν, οἱ δ' ἂν καταλαμβανόμενοι ὑπέϲτρεφον ἀντίοι εἶναι τοῖϲι βαρβάροιϲι, μεταϲτρεφόμενοι δὲ κατέβαλλον πλήθεϊ ἀναριθμήτουϲ τῶν Περϲέων· ἔπιπτον δὲ καὶ αὐτῶν τῶν Ϲπαρτιητέων ἐνθαῦτα ὀλίγοι. ἐπεὶ δὲ οὐδὲν ἐδυνέατο παραλαβεῖν οἱ Πέρϲαι τῆϲ ἐϲόδου πειρώμενοι καὶ κατὰ τέλεα καὶ παντοίωϲ προϲβάλλοντεϲ, ἀπήλαυνον ὀπίϲω.

212 ἐν ταύτῃϲι τῇϲι προϲόδοιϲι τῆϲ μάχηϲ λέγεται βαϲιλέα θηεύμενον τρὶϲ ἀναδραμεῖν ἐκ τοῦ θρόνου, δείϲαντα περὶ τῇ ϲτρατιῇ. τότε μὲν οὕτωϲ ἠγωνίϲαντο, τῇ δ' ὑϲτεραίῃ οἱ βάρβαροι οὐδὲν ἄμεινον ἀέθλεον· ἅτε γὰρ ὀλίγων ἐόντων <...> ἐλπίϲαντέϲ ϲφεαϲ κατατετρωματίϲθαι τε καὶ οὐκ οἵουϲ τε ἔϲεϲθαι ἔτι χεῖραϲ ἀνταείρεϲθαι ϲυνέβαλλον. (2) οἱ δὲ Ἕλληνεϲ κατὰ τάξιϲ τε καὶ κατὰ ἔθνεα κεκοϲμημένοι ἦϲαν καὶ ἐν μέρεϊ ἕκαϲτοι ἐμάχοντο, πλὴν Φωκέων· οὗτοι δὲ ἐϲ τὸ ὄροϲ ἐτάχθηϲαν φυλάξοντεϲ τὴν ἀτραπόν. ὡϲ δὲ οὐδὲν εὕριϲκον ἀλλοιότερον οἱ Πέρϲαι ἢ τῇ προτεραίῃ ἐνώρων,

213 ἀπήλαυνον. ἀπορέοντοϲ δὲ βαϲιλέοϲ ὅ τι χρήϲηται τῷ παρεόντι πρήγματι, Ἐπιάλτηϲ ὁ Εὐρυδήμου ἀνὴρ Μηλιεὺϲ ἦλθέ οἱ ἐϲ λόγουϲ ὡϲ μέγα τι παρὰ βαϲιλέοϲ δοκέων οἴϲεϲθαι, ἔφραϲέ τε τὴν ἀτραπὸν τὴν διὰ τοῦ ὄρεοϲ φέρουϲαν ἐϲ Θερμοπύλαϲ καὶ διέφθειρε τοὺϲ ταύτῃ ὑπομείνανταϲ Ἑλλήνων. (2) ὕϲτερον δὲ δείϲαϲ Λακεδαιμονίουϲ ἔφυγε ἐϲ Θεϲϲαλίην, καί οἱ φυγόντι ὑπὸ τῶν Πυλαγόρων, τῶν Ἀμφικτυόνων ἐϲ τὴν Πυλαίην ϲυλλεγομένων, ἀργύριον

2763 μεταϲτρεφόμενοι] μετὰ Powell 2766 ἐϲόδου A: ὁδοῦ d καὶ A: om. d 2768 τῆϲ μάχηϲ del. Van Herwerden 2771 ἄμεινον ἀέθλεον A: ἀμείνονα ἔθελον d 2772 lacunam statuit Stein 2773 ἔτι A: om. d ἀνταείρεϲθαι A: -ραϲθαι d 2774 τάξιϲ A: τάξειϲ d 2777 εὕριϲκον del. Madvig an ἢ <τὰ>? 2778 δὲ <τοῦ> r χρήϲηται AD: χρήϲεται r 2780 ὡϲ] ὃϲ Stein οἴϲεϲθαι A[pc]: οἱ ἔϲεϲθαι d 2781 τὴν[2] A: om. d 2784–5 τῶν ... ϲυλλεγομένων del. Reiske, Ἀμφικτυόνων Stein

ἐπεκηρύχθη. χρόνῳ δὲ ὕςτερον, κατῆλθε γὰρ ἐς Ἀντικύρην,
ἀπέθανε ὑπὸ Ἀθηνάδεω ἀνδρὸς Τρηχινίου. (3) ὁ δὲ Ἀθηνάδης
οὗτος ἀπέκτεινε μὲν Ἐπιάλτην δι' ἄλλην αἰτίην, τὴν ἐγὼ ἐν
τοῖςι ὄπιςθε λόγοιςι cημανέω, ἐτιμήθη μέντοι ὑπὸ
Λακεδαιμονίων οὐδὲν ἧccον. Ἐπιάλτης μὲν οὕτως ὕςτερον 214
τούτων ἀπέθανε· ἔςτι δὲ ἕτερος λεγόμενος λόγος, ὡς Ὀνήτης
τε ὁ Φαναγόρεω ἀνὴρ Καρύςτιος καὶ Κορυδαλλὸς Ἀντικυρεύς
εἰςι οἱ εἴπαντες πρὸς βαςιλέα τούτους τοὺς λόγους καὶ
περιηγηςάμενοι τὸ ὄρος τοῖςι Πέρςῃςι, οὐδαμῶς ἔμοιγε
πιςτός. (2) τοῦτο μὲν γὰρ τῷδε χρὴ σταθμώςαςθαι, ὅτι οἱ
τῶν Ἑλλήνων Πυλαγόροι ἐπεκήρυξαν οὐκ ἐπὶ Ὀνήτῃ τε καὶ
Κορυδαλλῷ ἀργύριον ἀλλ' ἐπὶ Ἐπιάλτῃ τῷ Τρηχινίῳ, πάντως
κου τὸ ἀτρεκέςτατον πυθόμενοι· τοῦτο δὲ φυγόντα Ἐπιάλτην
ταύτην τὴν αἰτίην οἴδαμεν. (3) εἰδείη μὲν γὰρ ἂν καὶ ἐὼν
μὴ Μηλιεὺς ταύτην τὴν ἀτραπὸν Ὀνήτης, εἰ τῇ χώρῃ πολλὰ
ὡμιληκὼς εἴη· ἀλλ' Ἐπιάλτης γάρ ἐςτι ὁ περιηγηςάμενος τὸ
ὄρος κατὰ τὴν ἀτραπόν, τοῦτον αἴτιον γράφω. Ξέρξης δέ, 215
ἐπεὶ ἤρεςε τὰ ὑπέςχετο ὁ Ἐπιάλτης κατεργάςεςθαι, αὐτίκα
περιχαρὴς γενόμενος ἔπεμπε Ὑδάρνεα καὶ τῶν ἐςτρατήγεε
Ὑδάρνης· ὁρμέατο δὲ περὶ λύχνων ἁφὰς ἐκ τοῦ στρατοπέδου.
τὴν δὲ ἀτραπὸν ταύτην ἐξεῦρον μὲν οἱ ἐπιχώριοι Μηλιέες,
ἐξευρόντες δὲ Θεςςαλοῖςι κατηγήςαντο ἐπὶ Φωκέας, τότε ὅτε
οἱ Φωκέες φράξαντες τείχεϊ τὴν ἐςβολὴν ἦςαν ἐν ςκέπῃ τοῦ
πολέμου· ἔκ τε τοςοῦδε κατεδέδεκτο ἐοῦςα οὐδὲν χρηςτὴ
Μηλιεῦςι. ἔχει δὲ ὧδε ἡ ἀτραπὸς αὕτη· ἄρχεται μὲν ἀπὸ τοῦ 216
Ἀςωποῦ ποταμοῦ τοῦ διὰ τῆς διαςφάγος ῥέοντος, οὔνομα δὲ

2788 Ἐπιάλτην d: -τεα A 2791 λόγος λεγόμενος d 2798 κου A: που d φυγόντα Stein: φεύγοντα 2800 Ὀνήτης] ἀνήρ τις Legrand, quod si minus placet, lacuna statuenda est 2802 <καὶ> κατὰ A Ξέρξης AR: -ξῃ d 2803 <οἱ> ἤρεσε Nor^{mg}: ἤκουσε Hude ὁ d: om. A κατεργάσεσθαι AD: -σασθαι r 2805 ὁρμέατο d: ὡρ- A 2807 ὅτε Ar: ὅτι D 2808 τὴν ἐσβολὴν τείχει D 2809 τοσοῦδε d: τόσου A 2810 Μηλιεῦσι del. Powell 2811 ῥέοντος <τοῦ ὄρεος> Powell

τῷ ὄρεϊ τούτῳ καὶ τῇ ἀτραπῷ τὠυτὸ κεῖται, Ἀνόπαια· τείνει
δὲ ἡ Ἀνόπαια αὕτη κατὰ ῥάχιν τοῦ ὄρεοϲ, λήγει δὲ κατά τε
Ἀλπηνὸν πόλιν, πρώτην ἐοῦϲαν τῶν Λοκρίδων πρὸϲ τῶν
Μηλιέων, καὶ κατὰ Μελαμπύγου τε καλεόμενον λίθον καὶ
217 {κατὰ} Κερκώπων ἕδραϲ, τῇ καὶ τὸ ϲτεινότατόν ἐϲτι. κατὰ
ταύτην δὴ τὴν ἀτραπὸν καὶ οὕτωϲ ἔχουϲαν οἱ Πέρϲαι τὸν
Ἀϲωπὸν διαβάντεϲ ἐπορεύοντο πᾶϲαν τὴν νύκτα, ἐν δεξιῇ μὲν
ἔχοντεϲ ὄρεα τὰ Οἰταίων, ἐν ἀριϲτερῇ δὲ τὰ Τρηχινίων. ἠώϲ
τε δὴ διέφαινε καὶ οἳ ἐγένοντο ἐπ' ἀκρωτηρίῳ τοῦ ὄρεοϲ.
(2) κατὰ δὲ τοῦτο τοῦ ὄρεοϲ ἐφύλαϲϲον, ὡϲ καὶ πρότερόν μοι
δεδήλωται, Φωκέων χίλιοι ὁπλῖται, ῥυόμενοί τε τὴν ϲφετέρην
χώρην καὶ φρουρέοντεϲ τὴν ἀτραπόν. ἡ μὲν γὰρ κάτω ἐϲβολὴ
ἐφυλάϲϲετο ὑπὸ τῶν εἴρηται· τὴν δὲ διὰ τοῦ ὄρεοϲ ἀτραπὸν
218 ἐθελονταὶ Φωκέεϲ ὑποδεξάμενοι Λεωνίδῃ ἐφύλαϲϲον. ἔμαθον
δέ ϲφεαϲ οἱ Φωκέεϲ ὧδε ἀναβεβηκόταϲ· ἀναβαίνοντεϲ γὰρ
ἐλάνθανον οἱ Πέρϲαι τὸ ὄροϲ πᾶν ἐὸν δρυῶν ἐπίπλεον. ἦν μὲν
δὴ νηνεμίη, ψόφου δὲ γινομένου πολλοῦ, ὡϲ οἰκὸϲ ἦν φύλλων
ὑποκεχυμένων ὑπὸ τοῖϲι ποϲί, ἀνά τε ἔδραμον οἱ Φωκέεϲ καὶ
ἐνέδυνον τὰ ὅπλα, καὶ αὐτίκα οἱ βάρβαροι παρῆϲαν. (2) ὡϲ
δὲ εἶδον ἄνδραϲ ἐνδυομένουϲ ὅπλα, ἐν θώματι ἐγένοντο·
ἐλπόμενοι γὰρ οὐδέν ϲφι φανήϲεϲθαι ἀντίξοον ἐνεκύρηϲαν
ϲτρατῷ. ἐνθαῦτα Ὑδάρνηϲ καταρρωδήϲαϲ μὴ οἱ Φωκέεϲ ἔωϲι
Λακεδαιμόνιοι, εἴρετο Ἐπιάλτην ὁποδαπὸϲ εἴη ὁ ϲτρατόϲ,
πυθόμενοϲ δὲ ἀτρεκέωϲ διέταϲϲε τοὺϲ Πέρϲαϲ ὡϲ ἐϲ μάχην.
(3) οἱ δὲ Φωκέεϲ ὡϲ ἐβάλλοντο τοῖϲι τοξεύμαϲι πολλοῖϲί τε
καὶ πυκνοῖϲι, οἴχοντο φεύγοντεϲ ἐπὶ τοῦ ὄρεοϲ τὸν κόρυμβον,

2812 Ἀνόπαια A: Ἀνάπαια d 2814 τῶν[2] A: om. d 2815 Μελαμπύγου Leopardus: Μελάμπυγόν 2816 del. Stein 2820 δὴ d: om. A διέφαινε A: ἔφαινε d οἳ A: om. d ἐγένοντο A: ἐγίν- d 2822 δεδήλωται d: εἴρηται A 2824 ὑπὸ τῶν A: ὑπ' ὧν d 2825 ἐθελονταὶ A: -τὶ d 2825–6 ὑποδεξάμενοι … Φωκέεϲ AD: om. r 2827 οἱ Πέρϲαι ἐλάνθανον d ἐὸν A: om. d ἐπίπλεον d: -έων A 2828 οἰκὸϲ d: εἰκὸϲ A 2832 οὐδέν A: οὐδένα d 2833 οἱ Φωκέεϲ del. Naber οἱ AD: om. r 2834 ὁποδαπὸϲ d: ποταπὸϲ A ὁ A: om. d

ἐπιϲτάμενοι ὡϲ ἐπὶ ϲφέαϲ ὁρμήθηϲαν ἀρχήν, καὶ παρεϲκευ-
άδατο ὡϲ ἀπολεόμενοι. οὗτοι μὲν δὴ ταῦτα ἐφρόνεον, οἱ δὲ
ἀμφὶ Ἐπιάλτην καὶ Ὑδάρνεα Πέρϲαι Φωκέων μὲν οὐδένα
λόγον ἐποιεῦντο, οἱ δὲ κατέβαινον τὸ ὄροϲ κατὰ τάχοϲ. τοῖϲι 219
δὲ ἐν Θερμοπύλῃϲι ἐοῦϲι Ἑλλήνων πρῶτον μὲν ὁ μάντιϲ
Μεγιϲτίηϲ ἐϲιδὼν ἐϲ τὰ ἱρὰ ἔφραϲε τὸν μέλλοντα ἔϲεϲθαι ἅμα
ἠοῖ ϲφι θάνατον, ἐπὶ δὲ καὶ αὐτόμολοι ἦϲαν οἳ ἐξήγγειλαν
τῶν Περϲέων τὴν περίοδον. οὗτοι μὲν ἔτι νυκτὸϲ ἐϲήμηναν,
τρίτοι δὲ οἱ ἡμεροϲκόποι καταδραμόντεϲ ἀπὸ τῶν ἄκρων
ἤδη διαφαινούϲηϲ ἡμέρηϲ. (2) ἐνθαῦτα ἐβουλεύοντο οἱ
Ἕλληνεϲ, καί ϲφεων ἐϲχίζοντο αἱ γνῶμαι· οἱ μὲν γὰρ οὐκ
ἔων τὴν τάξιν ἐκλιπεῖν, οἱ δὲ ἀντέτεινον. μετὰ δὲ τοῦτο
διακριθέντεϲ οἱ μὲν ἀπαλλάϲϲοντο καὶ διαϲκεδαϲθέντεϲ κατὰ
πόλιϲ ἕκαϲτοι ἐτράποντο, οἱ δὲ αὐτῶν ἅμα Λεωνίδῃ μένειν
αὐτοῦ παρεϲκευάδατο. λέγεται δὲ <καὶ> ὡϲ αὐτόϲ ϲφεαϲ 220
ἀπέπεμψε Λεωνίδηϲ, μὴ ἀπόλωνται κηδόμενοϲ· αὐτῷ δὲ καὶ
Ϲπαρτιητέων τοῖϲι παρεοῦϲι οὐκ ἔχειν εὐπρεπέωϲ ἐκλιπεῖν
τὴν τάξιν ἐϲ τὴν ἦλθον φυλάξοντεϲ ἀρχήν. (2) ταύτῃ καὶ
μᾶλλον τὴν γνώμην πλεῖϲτόϲ εἰμι, Λεωνίδην, ἐπείτε ᾔϲθετο
τοὺϲ ϲυμμάχουϲ ἐόνταϲ ἀπροθύμουϲ καὶ οὐκ ἐθέλονταϲ
ϲυνδιακινδυνεύειν, κελεῦϲαί ϲφεαϲ ἀπαλλάϲϲεϲθαι, αὐτῷ
δὲ ἀπιέναι οὐ καλῶϲ ἔχειν· μένοντι δὲ αὐτοῦ κλέοϲ μέγα
ἐλείπετο, καὶ ἡ Ϲπάρτηϲ εὐδαιμονίη οὐκ ἐξηλείφετο.
(3) ἐκέχρηϲτο γὰρ ὑπὸ τῆϲ Πυθίηϲ τοῖϲι Ϲπαρτιήτῃϲι
χρεωμένοιϲι περὶ τοῦ πολέμου τούτου αὐτίκα κατ' ἀρχὰϲ

2838 ὁρμήθηϲαν A: ὡρ- d: ὁρμηθείηϲαν Stein 2843 Μεγιϲτίηϲ Ar: Μεγίϲτηϲ D ἱρὰ d: ἱερὰ A 2844 ἠοῖ A: οἱ d ἐπὶ Valckenaer: ἐπεὶ Ad ἦϲαν AD: ἤιϲαν r οἳ ἐξήγγειλαν Richards: οἱ ἐξαγγείλαντεϲ 2847 διαφαινούϲηϲ A: διαφανοῦϲ οὔϲηϲ d 2849 ἐκλιπεῖν A: ἐκλείπειν d 2850 διαϲκεδαϲθέντεϲ Ar: δὴ ϲκεδ- D 2851 πόλιϲ Ar: πόλειϲ D 2852 suppl. Bekker 2855 ἀρχὴν φυλάξοντεϲ D 2856 τὴν γνώμην Valckenaer: τῇ -ῃ εἰμι <ὄχλοϲ> d 2858 ϲυνδιακινδυνεύειν A: κινδυνεύειν d 2860 ἐλείπετο] ἐπείπετο Krüger 2861 ἐκέχρηϲτο Nor: -ητο

ἐγειρομένου, ἢ Λακεδαίμονα ἀνάστατον γενέσθαι ὑπὸ τῶν βαρβάρων ἢ τὸν βασιλέα σφεων ἀπολέσθαι. ταῦτα δέ σφι ἐν ἔπεσι ἑξαμέτροισι χρᾷ ἔχοντα ὧδε·

(4) *ὑμῖν δ', ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο,*
ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ' ἀνδράσι Περσεΐδῃσι
πέρθεται, ἢ τὸ μὲν οὐχί, ἀφ' Ἡρακλέους δὲ γενέθλης
πενθήσει βασιλῆ φθίμενον, Λακεδαίμονος οὖρον.
οὐ γὰρ τὸν ταύρων σχήσει μένος οὐδὲ λεόντων
ἀντιβίην· Ζηνὸς γὰρ ἔχει μένος· οὐδέ ἕ φημι
σχήσεσθαι, πρὶν τῶνδ' ἕτερον διὰ πάντα δάσηται.

ταῦτά τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον
κλέος καταθέσθαι μούνων Σπαρτιητέων, ἀποπέμψαι τοὺς
συμμάχους <δοκέω> μᾶλλον ἢ γνώμῃ διενειχθέντας οὕτως
221 *ἀκόσμως οἴχεσθαι τοὺς οἰχομένους. μαρτύριον δέ μοι καὶ*
τόδε οὐκ ἐλάχιστον τούτου πέρι γέγονε, ὅτι καὶ τὸν μάντιν ὃς
εἵπετο τῇ στρατιῇ ταύτῃ, Μεγιστίην τὸν Ἀκαρνῆνα, λεγόμε-
νον εἶναι τἀνέκαθεν ἀπὸ Μελάμποδος, τοῦτον <τὸν> εἴπαντα
ἐκ τῶν ἱρῶν τὰ μέλλοντά σφι ἐκβαίνειν, φανερός ἐστι
Λεωνίδης ἀποπέμπων, ἵνα μὴ συναπόληταί σφι. ὁ δὲ
ἀποπεμπόμενος αὐτὸς μὲν οὐκ ἀπέλιπε, τὸν δὲ παῖδα
222 *συστρατευόμενον, ἐόντα οἱ μουνογενέα, ἀπέπεμψε. οἱ μέν*
νυν σύμμαχοι οἱ ἀποπεμπόμενοι οἴχοντό τε ἀπιόντες καὶ
ἐπείθοντο Λεωνίδῃ, Θεσπιέες δὲ καὶ Θηβαῖοι κατέμειναν
μοῦνοι παρὰ Λακεδαιμονίοισι. τούτων δὲ Θηβαῖοι μὲν
ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι (κατεῖχε γάρ σφεας
Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος), Θεσπιέες δὲ ἑκόντες

2863 *γενέσθαι* A: *ἔσεσθαι* d 2864 *σφέων* A: *σφῶν* d *ἀπολέσθαι* d: -*έεσθαι* A 2865 *χρᾷ ἔχοντα* Schweighäuser: *ἔχοντα χρᾷ* 2865[3] *ἄστυ*] *δῶμ'* Richards 2865[4] *πέρθεται*] *πέρσεται* Oenomaus ap. Euseb. *Praep. ev.* 5. 25. 2 *Ἡρακλέους* A: -*έος* d 2865[5] *οὖρον* Oenomaus: *οὖρος* Ad 2866 *τε*] *δὲ* Plut. *Mor.* 865 E 2867 *μούνων* Plut.: *μοῦνον* Ad 2868 suppl. Stein *διενειχθέντας* Krüger: *διενεχ-* Ad 2872 suppl. Bekker *εἴπαντα* A: *εἰπόντα* d 2875 *ἀπέλιπε* d: *ἀπελίπετο* A 2877 *οἱ*[1] d: om. A et Plut. *τε* A: om. d 2880 *γὰρ* Ar: *δὲ* D

μάλιστα, οἳ οὐκ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετ' αὐτοῦ ἀπαλλάξεσθαι, ἀλλὰ καταμείναντες συναπέθανον. ἐστρατήγεε δὲ αὐτῶν Δημόφιλος Διαδρόμεω.

Ξέρξης δὲ ἐπεὶ ἡλίου ἀνατείλαντος σπονδὰς ἐποιήσατο, 223
ἐπισχὼν χρόνον ἐς ἀγορῆς κου μάλιστα πληθώρην πρόσοδον ἐποιέετο· καὶ γὰρ ἐπέσταλτο ἐξ Ἐπιάλτεω οὕτω· ἀπὸ γὰρ τοῦ ὄρεος ἡ κατάβασις συντομωτέρη τέ ἐστι καὶ βραχύτερος ὁ χῶρος πολλὸν ἤ περ ἡ περίοδός τε καὶ ἀνάβασις. (2) *οἵ τε δὴ βάρβαροι οἱ ἀμφὶ Ξέρξην προσήισαν καὶ οἱ ἀμφὶ Λεωνίδην Ἕλληνες, ὡς τὴν ἐπὶ θανάτῳ ἔξοδον ποιεύμενοι, ἤδη πολλῷ μᾶλλον ἢ κατ' ἀρχὰς ἐπεξήισαν ἐς τὸ εὐρύτερον τοῦ αὐχένος. τὸ μὲν γὰρ ἔρυμα τοῦ τείχεος ἐφυλάσσετο ἀνὰ τὰς προτέρας ἡμέρας, οἱ δὲ ὑπεξιόντες ἐς τὰ στεινόπορα ἐμάχοντο.* (3) *τότε δὲ συμμισγόντων ἔξω τῶν στεινῶν ἔπιπτον πλήθεϊ πολλοὶ τῶν βαρβάρων· ὄπισθε γὰρ οἱ ἡγεμόνες τῶν τελέων ἔχοντες μάστιγας ἐρράπιζον πάντα ἄνδρα, αἰεὶ ἐς τὸ πρόσω ἐποτρύνοντες. πολλοὶ μὲν δὴ ἐσέπιπτον αὐτῶν ἐς τὴν θάλασσαν καὶ διεφθείροντο, πολλῷ δ' ἔτι πλεῦνες κατεπατέοντο ζωοὶ ὑπ' ἀλλήλων· ἦν δὲ λόγος οὐδεὶς τοῦ ἀπολλυμένου.* (4) *ἅτε γὰρ ἐπιστάμενοι <Λακεδαιμόνιοι> τὸν μέλλοντα σφίσι ἔσεσθαι θάνατον ἐκ τῶν περιιόντων τὸ ὄρος, ἀπεδείκνυντο ῥώμης ὅσον εἶχον μέγιστον ἐς τοὺς βαρβάρους, παραχρεώμενοί τε καὶ ἀτέοντες. δόρατα μέν νυν τοῖσι* 224
πλέοσι αὐτῶν τηνικαῦτα ἤδη ἐτύγχανε κατεηγότα, οἱ δὲ τοῖσι ξίφεσι διεργάζοντο τοὺς Πέρσας. καὶ Λεωνίδης τε ἐν

2885 *ἀνατείλαντος* AD: *ἐπανα-* r 2889 *χῶρος* Ad: *χρόνος* P, Richards 2890 *προσήισαν* A: *προσήεσαν* d *οἱ* A: om. d 2892 *ἐπεξήισαν* A: *-ήεσαν* r: *ἐξήεσαν* D 2894 *οἱ δὲ* huc traiecit Van Herwerden post Stein: ante *ἀνὰ* praebent codd. *στεινόπορα* A: *στεινότερα* d: *ἐς τὰ στεινόπορα* del. Powell 2895 *συμμισγόντων* Hude: *-οντες* 2898 *αὐτῶν ἐσέπιπτον* D 2901 suppl. Pingel 2902 *σφίσι* Stein: *σφι* 2903 *ἀπεδείκνυντο* CP[pc]: *-υτο* A: *ἐπεδείκνυντο* d 2904 *ἀτέοντες* A: *ἀττ-* d 2905 *πλέοσι* AD: *πλεόνεσιν* r 2906 *διεργάζοντο* A: *κατ-* d

τούτῳ τῷ πόνῳ πίπτει ἀνὴρ γενόμενοϲ ἄριϲτοϲ, καὶ ἕτεροι μετʼ αὐτοῦ ὀνομαϲτοὶ Ϲπαρτιητέων, τῶν ἐγὼ ὡϲ ἀνδρῶν ἀξίων γενομένων ἐπυθόμην τὰ οὐνόματα, ἐπυθόμην δὲ καὶ ἁπάντων τῶν τριηκοϲίων. (2) καὶ δὴ Περϲέων πίπτουϲι ἐνθαῦτα ἄλλοι τε πολλοὶ καὶ ὀνομαϲτοί, ἐν δὲ δὴ καὶ Δαρείου δύο παῖδεϲ, Ἀβροκόμηϲ τε καὶ Ὑπεράνθηϲ, ἐκ τῆϲ Ἀρτάνεω θυγατρὸϲ Φραταγούνηϲ γεγονότεϲ Δαρείῳ. ὁ δὲ Ἀρτάνηϲ Δαρείου μὲν τοῦ βαϲιλέοϲ ἦν ἀδελφεόϲ, Ὑϲτάϲπεοϲ δὲ τοῦ Ἀρϲάμεοϲ παῖϲ· ὃϲ καὶ ἐκδιδοὺϲ τὴν θυγατέρα Δαρείῳ τὸν οἶκον πάντα τὸν ἑωυτοῦ ἐπέδωκε, ὡϲ μούνου οἱ ἐούϲηϲ

225 ταύτηϲ τέκνου. Ξέρξεώ τε δὴ δύο ἀδελφεοὶ ἐνθαῦτα πίπτουϲι μαχόμενοι, <καὶ> ὑπὲρ τοῦ νεκροῦ τοῦ Λεωνίδεω Περϲέων τε καὶ Λακεδαιμονίων ὠθιϲμὸϲ ἐγίνετο πολλόϲ, ἐϲ ὃ τοῦτόν τε ἀρετῇ οἱ Ἕλληνεϲ ὑπεξείρυϲαν καὶ ἐτρέψαντο τοὺϲ ἐναντίουϲ τετράκιϲ. τοῦτο δὲ ϲυνεϲτήκεε μέχρι οὗ οἱ ϲὺν Ἐπιάλτῃ παρεγένοντο. (2) ὡϲ δὲ τούτουϲ ἥκειν ἐπύθοντο οἱ Ἕλληνεϲ, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ νεῖκοϲ· ἔϲ τε γὰρ τὸ ϲτεινὸν τῆϲ ὁδοῦ ἀνεχώρεον ὀπίϲω καὶ παραμειψάμενοι τὸ τεῖχοϲ ἐλθόντεϲ ἵζοντο ἐπὶ τὸν κολωνὸν πάντεϲ ἁλέεϲ οἱ ἄλλοι πλὴν Θηβαίων. ὁ δὲ κολωνόϲ ἐϲτι ἐν τῇ ἐϲόδῳ, ὅκου νῦν ὁ λίθινοϲ λέων ἕϲτηκε ἐπὶ Λεωνίδῃ. (3) ἐν τούτῳ ϲφεαϲ τῷ χώρῳ ἀλεξομένουϲ μαχαίρῃϲι, τοῖϲι αὐτῶν ἐτύγχανον ἔτι περιεοῦϲαι, καὶ χερϲὶ καὶ ϲτόμαϲι κατέχωϲαν οἱ βάρβαροι βάλλοντεϲ, οἱ μὲν ἐξ ἐναντίηϲ ἐπιϲπόμενοι καὶ τὸ ἔρυμα τοῦ τείχεοϲ ϲυγχώϲαντεϲ, οἱ δὲ περιελθόντεϲ πάντοθεν περιϲταδόν.

2909 οὐνόματα Ar: ὀν- D 2910 δὴ <καὶ> Aldina Περϲέων <τε> d 2911 ὀνομαϲτοί, <πολλοὶ δὲ καὶ οὐκ ὀνομαϲτοί> AD 2912 Ἀρτάνεω AD: Ἀτάρνεω r 2913 Φραταγούνηϲ r: Φρατο- D: Ῥατο- A 2915 Ἀρϲάμεοϲ A: -εω d 2916 μούνου d: μούνηϲ A ταύτηϲ ἐούϲηϲ d 2917 δὴ A: om. d 2918 μαχόμενοι AD: μαχεόμενοι r suppl. Schaefer τε A: δὲ d 2920 ὑπεξείρυϲαν d: ὑπερεξέρυϲαν A 2921 μέχρι A: μέχριϲ d 2923 ἑτεροιοῦτο AD: -οῦντο r νεῖκοϲ A: νίκοϲ d 2925 ἐλθόντεϲ om. K 2928 τοῖϲι d: τῇϲι A 2930 <τοξεύμαϲι> βάλλοντεϲ Stein

Λακεδαιμονίων δὲ καὶ Θεϲπιέων τοιούτων γενομένων 226
ὅμωϲ λέγεται ἀνὴρ ἄριϲτοϲ γενέϲθαι Ϲπαρτιήτηϲ Διηνέκηϲ·
τὸν τόδε φαϲὶ εἰπεῖν τὸ ἔποϲ πρὶν ἢ ϲυμμεῖξαί ϲφεαϲ τοῖϲι
Μήδοιϲι, πυθόμενον πρόϲ τευ τῶν Τρηχινίων ὡϲ ἐπεὰν οἱ
βάρβαροι ἀπίωϲι τὰ τοξεύματα, τὸν ἥλιον ὑπὸ τοῦ πλήθεοϲ
τῶν ὀϊϲτῶν ἀποκρύπτουϲι· τοϲοῦτο τὸ πλῆθοϲ αὐτῶν εἶναι·
(2) *τὸν δὲ οὐκ ἐκπλαγέντα τούτοιϲι εἰπεῖν, ἐν ἀλογίῃ ποι-*
εύμενον τὸ τῶν Μήδων πλῆθοϲ, ὡϲ πάντα ϲφι ἀγαθὰ ὁ
Τρηχίνιοϲ ξεῖνοϲ ἀγγέλλοι, εἰ ἀποκρυπτόντων τῶν Μήδων
τὸν ἥλιον ὑπὸ ϲκιῇ ἔϲοιτο πρὸϲ αὐτοὺϲ ἡ μάχη καὶ οὐκ ἐν
ἡλίῳ. ταῦτα μὲν καὶ ἄλλα τοιουτότροπα ἔπεά φαϲι Διηνέκεα
τὸν Λακεδαιμόνιον λιπέϲθαι μνημόϲυνα. μετὰ δὲ τοῦτον 227
ἀριϲτεῦϲαι λέγονται Λακεδαιμόνιοι δύο ἀδελφεοί, Ἀλφεόϲ τε
καὶ Μάρων Ὀρϲιφάντου παῖδεϲ. Θεϲπιέων δὲ εὐδοκίμεε
μάλιϲτα τῷ οὔνομα ἦν Διθύραμβοϲ Ἁρματίδεω. θαφθεῖϲι 228
δέ ϲφι αὐτοῦ ταύτῃ τῇ περ ἔπεϲον καὶ τοῖϲι πρότερον
τελευτήϲαϲι ἢ <τοὺϲ> ὑπὸ Λεωνίδεω ἀποπεμφθένταϲ
οἴχεϲθαι, ἐπιγέγραπται γράμματα λέγοντα τάδε·

μυριάϲιν ποτὲ τῇδε τριηκοϲίαιϲ ἐμάχοντο
ἐκ Πελοποννάϲου χιλιάδεϲ τέτορεϲ.

(2) *ταῦτα μὲν δὴ τοῖϲι πᾶϲι ἐπιγέγραπται, τοῖϲι δὲ Ϲπαρτιήτῃϲι ἰδίῃ·*

ὦ ξεῖν', ἀγγέλλειν Λακεδαιμονίοιϲ ὅτι τῇδε
κείμεθα τοῖϲ κείνων ῥήμαϲι πειθόμενοι.

2934 *ἄριϲτοϲ ἀνὴρ* d 2937 *ἀπίωϲι* Dindorf: *ἀφ-* d: *ἀπιέωϲι* A *πλήθεοϲ*] *νέφο(υ)ϲ* Eustathius *Il.* 704. 56, *Od.* 1762. 15 2938 *τὸ* Valckenaer: *τι* d: om. A 2939 *τούτοιϲι* A: *τοῦτο* d 2940 *τῶν* d: om. A 2941 *τῶν* A: om. d 2943 *Διηνέκεά φαϲι* d 2947 *θαφθεῖϲι* A: *θαπτεῖϲι* d 2949 *τελ-ευτήϲαϲι* <*τῶν Ἑλλήνων*> vel <*τῶν ϲυμμάχων*> Stein *ἢ* A: om. d suppl. Schaefer 2950[2] *τῇδε τριηκοϲίαιϲ*] *τᾷδε τρια-* Schneidewin 2950[3] *Πελο-ποννάϲου* A: *-ήϲ<ϲ>ου* d 2951 *δὴ* A: om. d 2952 *ἰδίῃ* A: *ἰδίᾳ* d

(3) *Λακεδαιμονίοιcι μὲν δὴ τοῦτο, τῷ δὲ μάντι τόδε·*

μνῆμα τόδε κλειτοῖο Μεγιcτία, ὅν ποτε Μῆδοι
Cπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,
μάντιος, ὃς τότε Κῆρας ἐπερχομένας cάφα εἰδὼς
οὐκ ἔτλη Cπάρτης ἡγεμόνα προλιπεῖν.

(4) *ἐπιγράμμαcι μέν νυν καὶ cτήληcι, ἔξω ἢ τὸ τοῦ μάντιος ἐπίγραμμα, Ἀμφικτύονές εἰcί cφεας οἱ ἐπικοcμήcαντες· τὸ δὲ τοῦ μάντιος Μεγιcτίεω Cιμωνίδης ὁ Λεωπρέπεός ἐcτι κατὰ ξεινίην ὁ ἐπιγράψας.*

229 *Δύο δὲ τούτων τῶν τριηκοcίων λέγεται Εὔρυτόν τε καὶ Ἀριcτόδημον, παρεὸν αὐτοῖcι ἀμφοτέροιcι κοινῷ λόγῳ χρηcαμένοιcι ἢ ἀποcωθῆναι ὁμοῦ ἐc Cπάρτην, ὡς μεμετιμένοι τε ἦcαν ἐκ τοῦ cτρατοπέδου ὑπὸ Λεωνίδεω καὶ κατεκέατο ἐν Ἀλπηνοῖcι ὀφθαλμιῶντες ἐc τὸ ἔcχατον, ἢ εἴ γε μὴ ἐβούλοντο νοcτῆcαι, ἀποθανεῖν ἅμα τοῖcι ἄλλοιcι, παρεόν cφι τούτων τὰ ἕτερα ποιέειν οὐκ ἐθελῆcαι ὁμοφρονέειν, ἀλλὰ γνώμῃ διενειχθέντας Εὔρυτον μὲν πυθόμενον τῶν Περcέων τὴν περίοδον αἰτήcαντά τε τὰ ὅπλα καὶ ἐνδύντα ἄγειν αὐτὸν κελεῦcαι τὸν εἵλωτα ἐc τοὺc μαχομένους, ὅκως δὲ αὐτὸν ἤγαγε, τὸν μὲν ἀγαγόντα οἴχεcθαι φεύγοντα, τὸν δὲ ἐcπεcόντα ἐc τὸν ὅμιλον διαφθαρῆναι, Ἀριcτόδημον δὲ λιποψυχέοντα λειφθῆναι.* (2) *εἰ μέν νυν <cυνέβη> ἢ μοῦνον Ἀριcτόδημον ἀλγήcαντα ἀπονοcτῆcαι ἐc Cπάρτην ἢ καὶ ὁμοῦ cφεων ἀμφοτέρων τὴν κομιδὴν γενέcθαι, δοκέειν ἐμοὶ οὐκ ἄν cφι Cπαρτιήτας μῆνιν οὐδεμίαν προcθέcθαι· νῦν δὲ τοῦ μὲν αὐτῶν ἀπολομένου, τοῦ δὲ τῆς μὲν αὐτῆς ἐχομένου*

2953[2] *κλειτοῖο* d: *κλεινοῖο* A 2953[5] *ἡγεμόνα* Stein: *-ας* 2954–5 *ἔξω … ἐπίγραμμα* del. Krüger 2955 *Ἀμφικτυόνες* hoc accentu AD 2956 *Λεωπρέπεός* AD: *Λεωτρ-* r 2958 *Εὔρυτόν* A: *Ἔρυτόν* d *τε* d: *γε* A 2963 *ἀποθανεῖν* edd.: *-έειν* 2964 *ἐθελῆcαι* d: *ἐθέληcαν* A 2965 *διενειχθέντας* d: *διενεχ-* A 2970 *λιποψυχέοντα* d: *λειπο-* A: *φιλοψυχέοντα* Valckenaer suppl. Richards *ἢ* Stein: *ἦν* A: om. d 2971 *ἀλγήcαντα* C: *ἀλογήcαντα* Ad 2972 *ἐμοὶ* A: om. d 2973 *προcθέcθαι* A: *προθ-* d *νῦν* d: *νυνὶ* A

προφάσιος, οὐκ ἐθελήσαντος δὲ ἀποθνήσκειν, ἀναγκαίως σφι
ἔχειν μηνῖσαι μεγάλως Ἀριστοδήμῳ. οἱ μέν νυν οὕτω σωθῆναι 230
λέγουσι Ἀριστόδημον ἐς Σπάρτην καὶ διὰ πρόφασιν τοιήνδε,
οἱ δὲ ἄγγελον πεμφθέντα ἐκ τοῦ στρατοπέδου, ἐξεὸν αὐτῷ
καταλαβεῖν τὴν μάχην γινομένην οὐκ ἐθελῆσαι, ἀλλ' ὑπο-
μείναντα ἐν τῇ ὁδῷ περιγενέσθαι, τὸν δὲ συνάγγελον αὐτοῦ
ἀπικόμενον ἐς τὴν μάχην ἀποθανεῖν. ἀπονοστήσας δὲ ἐς 231
Λακεδαίμονα ὁ Ἀριστόδημος ὄνειδός τε εἶχε καὶ ἀτιμίην·
πάσχων δὲ τοιάδε ἠτίμωτο· οὔτε οἱ πῦρ οὐδεὶς ἔναυε Σπαρτι-
ητέων οὔτε διελέγετο, ὄνειδός τε εἶχε ὁ τρέσας Ἀριστόδημος
καλεόμενος. ἀλλ' ὁ μὲν ἐν τῇ ἐν Πλαταιῇσι μάχῃ ἀνέλαβε
πᾶσαν τὴν ἐπενειχθεῖσάν <*οἱ*> *αἰτίην. λέγεται δὲ καὶ* 232
ἄλλον ἀποπεμφθέντα ἄγγελον ἐς Θεσσαλίην τῶν τριηκοσίων
τούτων περιγενέσθαι, τῷ οὔνομα εἶναι Παντίτην· νοστήσαντα
δὲ τοῦτον ἐς Σπάρτην, ὡς ἠτίμωτο, ἀπάγξασθαι. οἱ δὲ 233
Θηβαῖοι, τῶν ὁ Λεοντιάδης ἐστρατήγεε, τέως μὲν μετὰ τῶν
Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπ' ἀναγκαίης ἐχόμενοι πρὸς τὴν
βασιλέος στρατιήν· ὡς δὲ εἶδον κατυπέρτερα τῶν Περσέων
γινόμενα τὰ πρήγματα, οὕτω δή, τῶν σὺν Λεωνίδῃ Ἑλλήνων
ἐπειγομένων ἐπὶ τὸν κολωνόν, ἀποσχισθέντες τούτων χεῖράς
τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν
ἀληθέστατον τῶν λόγων, ὡς καὶ μηδίζουσι καὶ γῆν τε καὶ
ὕδωρ ἐν πρώτοισι ἔδοσαν <*ἂν*> *βασιλέϊ, ὑπὸ δὲ ἀναγκαίης*
ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι εἶεν τοῦ
τρώματος τοῦ γεγονότος βασιλέϊ. (2) {*ὥστε*} *ταῦτα λέγοντες*
περιεγένοντο· εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων

2975 *οὐκ ἐθελήσαντος* d: *οὐ θελ-* A 2978 *δέ* <*γε*> Const. Porph. 2979 *τὴν μάχην καταλαβεῖν* d 2982 *ὁ* A: om. d *εἶχεν ὄνειδός τε* A 2984 *Ἀριστόδημος* del. Naber 2985 *τῇ ἐν* A: *τῇσι* d *Πλαταίῃ(ι)σι* hoc accentu Ad 2986 *ἐπενειχθεῖσαν* edd.: *ἐπενεχ-* Ad suppl. Stein 2992 *γινόμενα τῶν Περσέων τὰ* d 2994 *ἐπειγομένων* d: *ἐπιγενομένων* A *τούτων* om. Plut. *Mor.* 866 E 2995 *προέτεινον*] *-αν* Plut. 2996 *καί*¹ om. Plut., SV 2997 suppl. Reiske 2998 *εἶεν* A: *εἶναι* d 2999 *βασιλέϊ* A: *-έος* d *ὥστε* om. Plut.: *τε* d, quo recepto possis post *γεγονότος* interpungere 3000 *περιεγένοντο* Plut., S: *-γίνοντο* Ad *τῶν λόγων τούτων* d

μάρτυρας. οὐ μέντοι τά γε πάντα εὐτύχησαν· ὡς γὰρ αὐτοὺς ἔλαβον οἱ βάρβαροι ἐλθόντας, τοὺς μέν τινας καὶ ἀπέκτειναν προσιόντας, τοὺς δὲ πλεῦνας αὐτῶν κελεύσαντος Ξέρξεω ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω, τοῦ τὸν παῖδα Εὐρύμαχον χρόνῳ μετέπειτα ἐφόνευσαν Πλαταιέες στρατηγήσαντα ἀνδρῶν Θηβαίων τετρακοσίων καὶ σχόντα τὸ ἄστυ τὸ Πλαταιέων.

234 Οἱ μὲν δὴ περὶ Θερμοπύλας Ἕλληνες οὕτως ἠγωνίσαντο, Ξέρξης δὲ καλέσας Δημάρητον εἰρώτα ἀρξάμενος ἐνθένδε· Δημάρητε, ἀνὴρ εἶς ἀγαθός. τεκμαίρομαι δὲ τῇ ἀληθείῃ· ὅσα γὰρ εἶπας, ἅπαντα ἀπέβη οὕτω. νῦν δέ μοι εἰπέ, κόσοι τινές εἰσι οἱ λοιποὶ Λακεδαιμόνιοι, καὶ τούτων ὁκόσοι τοιοῦτοι τὰ πολέμια, εἴτε καὶ ἅπαντες. (2) ὁ δὲ εἶπε· Ὦ βασιλεῦ, πλῆθος μὲν πολλὸν πάντων τῶν Λακεδαιμονίων καὶ πόλιες πολλαί· τὸ δὲ θέλεις ἐκμαθεῖν, εἰδήσεις. ἔστι ἐν τῇ Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα. καὶ οὗτοι πάντες εἰσὶ ὁμοῖοι τοῖσι ἐνθάδε μαχεσαμένοισι· οἵ γε μὲν ἄλλοι Λακεδαιμόνιοι τούτοισι μὲν οὐκ ὁμοῖοι, ἀγαθοὶ δέ. (3) εἶπε πρὸς ταῦτα Ξέρξης· Δημάρητε, τέῳ τρόπῳ ἀπονητότατα τῶν ἀνδρῶν τούτων ἐπικρατήσομεν; ἴθι ἐξηγέο. σὺ γὰρ ἔχεις αὐτῶν τὰς διεξόδους τῶν βουλευμάτων, οἷα βασιλεὺς
235 γενόμενος. ὁ δ' ἀμείβετο· Ὦ βασιλεῦ, εἰ μὲν δὴ συμβουλεύεαί μοι προθύμως, δίκαιόν με σοί ἐστι φράζειν τὸ ἄριστον. εἰ τῆς ναυτικῆς στρατιῆς νέας τριηκοσίας ἀποστείλειας ἐπὶ τὴν Λάκαιναν χώρην. (2) ἔστι δὲ ἐπ' αὐτῇ νῆσος ἐπικειμένη τῇ οὔνομά ἐστι Κύθηρα, τὴν Χίλων ἀνὴρ παρ' ἡμῖν σοφώτατος

3002 <προσ>ελθόντας, deleto προσιόντας, Powell: an προσιόντας pro ἐλθόντας legendum? 3004 ἔστιξαν Plut.: ἔστιζον Ad 3008 ἠγωνίσαντο AD: -ίζοντο r 3009 ἐνθένδε Ar: ἐνθάδε D 3010 ὅσα] ὡς Cobet 3011 εἶπας A: εἶπες d 3013 ὦ Ar: om. D 3014 πόλιες M: -ις AS: -εις d 3015 δὲ] δ' εἰ D^{pc} εἰδήσεις del. Powell 3016 καὶ A: om. d: κῃ Schaefer 3019 ἀπονητότατα A: -τάτω d 3022 ἀμείβετο A: εἶπεν d 3024 τριηκοσίας νέας D 3025 Λάκαιναν AD: Λακεδαίμονα r ἐπικειμένη A: κειμένη d 3026 Χίλων d: Χείλων A

γενόμενος κέρδος μέζον <ἂν> ἔφη εἶναι Ϲπαρτιήτῃσι κατὰ τῆς θαλάσσης καταδεδυκέναι μᾶλλον ἢ ὑπερέχειν, αἰεί τι προσδοκῶν ἀπ' αὐτῆς τοιοῦτο ἔσεσθαι οἷόν τοι ἐγὼ ἐξηγέομαι, οὔτι τὸν σὸν στόλον προειδώς, ἀλλὰ πάντα ὁμοίως φοβεόμενος ἀνδρῶν στόλον. (3) ἐκ ταύτης ὦν τῆς νήσου ὁρμώμενοι φοβεόντων τοὺς Λακεδαιμονίους. παροίκου δὲ πολέμου σφι ἐόντος οἰκηίου οὐδὲν δεινοὶ ἔσονταί τοι μὴ τῆς ἄλλης Ἑλλάδος ἁλισκομένης ὑπὸ τοῦ πεζοῦ βοηθέωσι ταύτῃ. καταδουλωθείσης δὲ τῆς ἄλλης Ἑλλάδος ἀσθενὲς ἤδη τὸ Λακωνικὸν μοῦνον λείπεται. (4) ἢν δὲ ταῦτα μὴ ποιῇς, τάδε τοι προσδόκα ἔσεσθαι· ἔστι τῆς Πελοποννήσου ἰσθμὸς στεινός· ἐν τούτῳ τῷ χώρῳ, πάντων Πελοποννησίων συνομοσάντων ἐπὶ σοί, μάχας ἰσχυροτέρας ἄλλας τῶν γενομένων προσδέκεο ἔσεσθαί τοι. ἐκεῖνο δὲ ποιήσαντι ἀμαχητὶ ὅ τε ἰσθμὸς οὗτος καὶ αἱ πόλιες προσχωρήσουσι. λέγει μετὰ τοῦτον 236
Ἀχαιμένης, ἀδελφεός τε ἐὼν Ξέρξεω καὶ τοῦ ναυτικοῦ στρατοῦ στρατηγός, παρατυχών τε τῷ λόγῳ καὶ δείσας μὴ ἀναγνωσθῇ Ξέρξης ποιέειν ταῦτα· Ὦ βασιλεῦ, ὁρέω σε ἀνδρὸς ἐνδεκόμενον λόγους ὃς φθονέει τοι εὖ πρήσσοντι ἢ καὶ προδιδοῖ πρήγματα τὰ σά. καὶ γὰρ δὴ καὶ τρόποισι τοιούτοισι χρώμενοι Ἕλληνες χαίρουσι· τοῦ τε εὐτυχέειν φθονέουσι καὶ τὸ κρέσσον στυγέουσι. (2) εἰ δ' ἐπὶ τῇσι παρεούσῃσι τύχῃσι, <ἐκ> τῶν νέες νεναυηγήκασι τετρακόσιαι, ἄλλας ἐκ τοῦ στρατοπέδου τριηκοσίας ἀποπέμψεις περιπλέειν Πελοπόννησον, ἀξιόμαχοί τοι γίνονται οἱ ἀντίπαλοι· ἀλὴς δὲ ἐὼν ὁ ναυτικὸς στρατὸς δυσμεταχείριστός τε αὐτοῖσι γίνεται, καὶ ἀρχὴν οὐκ ἀξιόμαχοί τοι ἔσονται, καὶ πᾶς ὁ ναυτικὸς τῷ

3027 μέζον d: μέζω A suppl. Stein 3029 τοιοῦτο AD: -ον r 3031 ὦν d: om. A 3032 ὁρμώμενοι <οἵ σοι> Stein φοβεόντων A: φερόντων d 3035 ἤδη A: δὴ d 3036 μοῦνον Ar: om. D λείπεται A: γίνεται d 3038 <τῶν> συνομοσάντων Pingel 3041 πόλιες d: -ις A προσχωρήσουσι AD: προχ- r 3044 ὁρέω d: ὁρῶ A 3046 <τὰ> πρήγματα d 3049 suppl. Bähr 3051 τοι r: τε D: om. A 3053 τοι d: om. A ἔσονται A: γίνονται d

*πεζῷ ἀρήξει καὶ ὁ πεζὸς τῷ ναυτικῷ ὁμοῦ πορευόμενος· εἰ
δὲ διασπάσεις, οὔτε σὺ ἔσεαι ἐκείνοισι χρήσιμος οὔτε ἐκεῖνοι
σοί.* (3) *τὰ σεωυτοῦ δὲ τιθέμενος εὖ γνώμην ἔχε τὰ τῶν
ἀντιπολέμων μὴ ἐπιλέγεσθαι πρήγματα, τῇ τε στήσονται τὸν
πόλεμον τά τε ποιήσουσι ὅσοι τε πλῆθός εἰσι. ἱκανοὶ γὰρ
ἐκεῖνοί γε αὐτοὶ ἑωυτῶν πέρι φροντίζειν εἰσί, ἡμεῖς δὲ ἡμέων
ὡσαύτως. Λακεδαιμόνιοι δὲ ἢν ἴωσι ἀντία Πέρσῃσι ἐς μάχην,*
237 *οὐδὲν τὸ παρεὸν τρῶμα ἀφανιεῦνται. ἀμείβεται Ξέρξης
τοισίδε· Ἀχαίμενες, εὖ τέ μοι δοκέεις λέγειν καὶ ποιήσω
ταῦτα. Δημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται εἶναι
ἐμοί, γνώμῃ μέντοι ἑσσοῦται ὑπὸ σεῦ.* (2) *οὐ γὰρ δὴ κεῖνό γε
ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι, τοῖσί τε
λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῷ ἐόντι,
ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει καί ἐστι
δυσμενὴς τῇ σιγῇ, οὐδ' ἂν συμβουλευομένου τοῦ ἀστοῦ
πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο, εἰ
μὴ πρόσω ἀρετῆς ἀνήκοι· σπάνιοι δέ εἰσι οἱ τοιοῦτοι·* (3)
*ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντί ἐστι εὐμενέστατον πάντων,
συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα. οὕτω
ὦν κακολογίης πέρι τῆς ἐς Δημάρητον, ἐόντος ἐμοὶ ξείνου,*
238 *ἔχεσθαί τινα τοῦ λοιποῦ κελεύω. ταῦτα εἴπας Ξέρξης
διεξήιε διὰ τῶν νεκρῶν καὶ Λεωνίδεω, ἀκηκοὼς ὅτι βασιλεύς
τε ἦν καὶ στρατηγὸς Λακεδαιμονίων, ἐκέλευσε ἀποταμόντας
τὴν κεφαλὴν ἀνασταυρῶσαι.* (2) ***δηλά μοι πολλοῖσι μὲν καὶ*

3055 *ἐκείνοισι ἔσεαι* d 3056 *ἔχε* S: *ἔχω* A: *ἔχων* d 3057 *ἐπιλέγεσθαι* A: *ἐπιδέχεσθαι* d 3059 *πέρι φροντίζειν* AD: *περιφρ-* r 3061 *οὐδὲν* d: *οὐδὲ ἓν* A *ἀφανιεῦνται* Wilson: *ἀνιεῦνται* 3062 *τοισίδε* Stein: *τοῖσδε* 3064 *ἑσσοῦται* A: *ἔσσωται* d *κεῖνό* A^{pc}: *ἐκεῖνό* A^{ac}d 3065 *εὐνοέει* PS: *εὐνοεῖ* vel *εὖ νοεῖ* Ad 3066 *ἐόντι*] an *παρεόντι*? 3068–9 *τῇ σιγῇ* et *τοῦ ... ἀνὴρ* del. Van Herwerden 3068 *τῇ ... ἂν* A: *τῇ τε γῇ οὐδὲν* d *ἀστοῦ* Ar: *αὐτοῦ* D 3069 *τὰ* A: om. d 3070 *ἀνήκοι ἀρετῆς* d 3071 *ἐστι* <*μὲν*> d 3073 *περὶ κακολογίης* A: *πέρι* del. Krüger 3074 *ἔχεσθαί* d: *περιέχεσθαί* A: an *ἀπέχεσθαί*? 3075 *ἀκηκοὼς* <*ὡς*> A 3077–82 *δῆλα ... πολέμια* additamentum esse auctoris censuit Stein

ἄλλοιϲι τεκμηρίοιϲι, ἐν δὲ καὶ τῷδε οὐκ ἥκιϲτα γέγονε, ὅτι βαϲιλεὺϲ Ξέρξηϲ πάντων δὴ μάλιϲτα ἀνδρῶν ἐθυμώθη ζῶντι Λεωνίδῃ· οὐ γὰρ ἄν κοτε ἐϲ τὸν νεκρὸν ταῦτα παρενόμηϲε, ἐπεὶ τιμᾶν μάλιϲτα νομίζουϲι τῶν ἐγὼ οἶδα ἀνθρώπων Πέρϲαι ἄνδραϲ ἀγαθοὺϲ τὰ πολέμια.** οἱ μὲν δὴ ταῦτα ἐποίευν, τοῖϲι ἐπετέτακτο ποιέειν. **ἄνειμι δὲ ἐκεῖϲε τοῦ 239
λόγου τῇ μοι πρότερον ἐξέλιπε. ἐπύθοντο Λακεδαιμόνιοι ὅτι βαϲιλεὺϲ ϲτέλλοιτο ἐπὶ τὴν Ἑλλάδα πρῶτοι, καὶ οὕτω δὴ ἐϲ τὸ χρηϲτήριον τὸ ἐϲ Δελφοὺϲ ἀπέπεμψαν, ἔνθα δή ϲφι ἐχρήϲθη τὰ ὀλίγῳ πρότερον εἶπον· ἐπύθοντο δὲ τρόπῳ θωμαϲίῳ. (2) Δημάρητοϲ γὰρ ὁ Ἀρίϲτωνοϲ φυγὼν ἐϲ Μήδουϲ, ὡϲ μὲν ἐγὼ δοκέω, καὶ τὸ οἰκὸϲ ἐμοὶ ϲυμμάχεται, οὐκ ἦν εὔνοοϲ Λακεδαιμονίοιϲι, πάρεϲτι δὲ εἰκάζειν εἴτε εὐνοίῃ ταῦτα ἐποίηϲε εἴτε καὶ καταχαίρων· ἐπείτε γὰρ Ξέρξῃ ἔδοξε ϲτρατηλατέειν ἐπὶ τὴν Ἑλλάδα, ἐὼν ἐν Ϲούϲοιϲί ὁ Δημάρητοϲ καὶ πυθόμενοϲ ταῦτα ἠθέληϲε Λακεδαιμονίοιϲι ἐξαγγεῖλαι. (3) ἄλλωϲ μὲν δὴ οὐκ εἶχε ϲημῆναι· ἐπικίνδυνον γὰρ ἦν μὴ λαμφθείη· ὁ δὲ μηχανᾶται τοιάδε· δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνηϲε καὶ ἔπειτα ἐν τῷ ξύλῳ τοῦ δελτίου ἔγραψε τὴν βαϲιλέοϲ γνώμην, ποιήϲαϲ δὲ ταῦτα ὀπίϲω ἐπέτηξε τὸν κηρὸν ἐπὶ τὰ γράμματα, ἵνα φερόμενον κεινὸν τὸ δελτίον μηδὲν πρῆγμα παρέχοι <οἱ> πρὸϲ τῶν ὁδοφυλάκων. (4) ἐπεὶ δὲ καὶ ἀπίκετο ἐϲ τὴν Λακεδαίμονα, οὐκ εἶχον ϲυμβαλέϲθαι οἱ Λακεδαιμόνιοι, πρίν γε δή ϲφι, ὡϲ ἐγὼ πυνθάνομαι, Κλεομένεοϲ μὲν θυγάτηρ, Λεωνίδεω δὲ γυνὴ Γοργὼ

3078 ἐν d: ἓν A τῷδε Ar: τόδε D 3080 ἄν d: om. A παρενόμηϲε Ar: παρην- D 3082 ταῦτα A: om. d c. 239 del. Krüger 3083–4 ἄνειμι … ἐξέλιπε del. Stein 3083 ἐκεῖϲε A: ἐπ' ἐκεῖνο d 3084 μοι <τὸ> A 3085–6 ἐϲ τὸ … Δελφοὺϲ suspectum 3087 θωμαϲίῳ d: θωυμ- A 3089 οἰκὸϲ A: εἰκὸϲ d 3091 ἔπειτε γὰρ AD: om. r ἔδοξε A: ἐδόκεε d 3094 δὴ d: om. A 3095 δίπτυχον Ar: δίπτυκτον D 3096 τῷ d: om. A 3097 ἔγραψε A: ἔγραφε d 3098 ἐπέτηξε AX: -ταξε vel -τέξε d κεινὸν A: om. d 3099 suppl. Abresch

*ὑπέθετο ἐπιφραϲθεῖϲα αὐτή, τὸν κηρὸν ἐκκνᾶν κελεύουϲα, καὶ εὑρήϲειν ϲφεαϲ γράμματα ἐν τῷ ξύλῳ. πειθόμενοι δὲ εὗρον καὶ ἐπελέξαντο, ἔπειτα δὲ τοῖϲι ἄλλοιϲι Ἕλληϲι ἐπέϲτειλαν. ταῦτα μὲν δὴ οὕτω λέγεται γενέϲθαι.***

3103 *ἐκκνᾶν* Naber: *κνᾶν* 3105 *ἄλλοιϲι* A: om. d

ΙCΤΟΡΙΩΝ Θ

Οἱ δὲ Ἑλλήνων ἐς τὸν ναυτικὸν cτρατὸν ταχθέντες ἦcαν 1
οἵδε, Ἀθηναῖοι μὲν νέας παρεχόμενοι ἑκατὸν καὶ εἴκοcι καὶ
ἑπτά· ὑπὸ δὲ ἀρετῆς τε καὶ προθυμίης Πλαταιέες, ἄπειροι
τῆς ναυτικῆς ἐόντες, cυνεπλήρουν τοῖcι Ἀθηναίοιcι τὰς νέας.
Κορίνθιοι δὲ τεccεράκοντα νέας παρείχοντο, Μεγαρέες δὲ
εἴκοcι. (2) *καὶ Χαλκιδέες ἐπλήρουν εἴκοcι, Ἀθηναίων cφι*
παρεχόντων τὰς νέας, Αἰγινῆται δὲ ὀκτωκαίδεκα, Cικυώνιοι
δὲ δυοκαίδεκα, Λακεδαιμόνιοι δὲ δέκα, Ἐπιδαύριοι δὲ
ὀκτώ, Ἐρετριέες δὲ ἑπτά, Τροιζήνιοι δὲ πέντε, Cτυρέες δὲ
δύο καὶ Κήιοι δύο τε νέας καὶ πεντηκοντέρους δύο. Λοκροὶ
δέ cφι οἱ Ὀπούντιοι ἐπεβοήθεον πεντηκοντέρους ἔχοντες
ἑπτά. ἦcαν μὲν ὦν οὗτοι οἱ cτρατευόμενοι ἐπ' Ἀρτεμίcιον, 2
εἴρηται δέ μοι καὶ ὅcον τὸ πλῆθος ἕκαcτοι τῶν νεῶν παρ-
είχοντο. ἀριθμὸς δὲ τῶν cυλλεχθειcέων νεῶν ἐπ' Ἀρτεμίcιον
ἦν, πάρεξ τῶν πεντηκοντέρων, διηκόcιαι καὶ ἑβδομήκοντα
καὶ μία. (2) *τὸν δὲ cτρατηγὸν τὸν τὸ μέγιcτον κράτος ἔχοντα*
παρείχοντο Cπαρτιῆται Εὐρυβιάδην Εὐρυκλείδεω· οἱ γὰρ

1 ante *οἱ δὲ* iterant verba *ταῦτα μὲν δὴ οὕτω λέγεται γενέcθαι* Ad ex 7. 239. 4: del. edd. *Ἑλλήνων ἐς* A: *Ἕλληνες* d 2 *ἑπτὰ καὶ εἴκοcι καὶ ἑκατόν* d 5 *τεccεράκοντα*] *τεccαρ-* DV 6 *παρεχόντων cφι* d: *παρεχόντων cφιν* P. Oxy. 3382 8 *δυοκαίδεκα* P. Oxy. 3382, A: *δυώδεκα* d 9 *Cτυρέες* P. Oxy. 3382, AD: *Cτυριέες* r 10 *Κήιοι* edd.: *Κεῖοι* A: *Κῖοι* d *νέας* A: *νῆας* d 11 *ἐπεβοήθεον* A: *-βώθεον* d 12 *ὦν* edd.: *οὖν* d: om. A *οὗτοι* Ar: om. D 13 *ὅcον* Reiske: *ὡς* *νεῶν* AD[ac]: *νηῶν* d 14 *νεῶν* A: *νηῶν* d 15–16 *μία καὶ ἑβδομήκοντα καὶ διηκόcιαι* d 16 *τὸ* A: om. d *κράτος* d: *κάρτος* A 17 *Εὐρυβιάδην* A: *-άδεα* d

*ϲύμμαχοι οὐκ ἔφαϲαν, ἢν μὴ ὁ Λάκων ἡγεμονεύῃ, Ἀθηναίοιϲι
ἕψεϲθαι ἡγεομένοιϲι, ἀλλὰ λύϲειν τὸ μέλλον ἔϲεϲθαι*
3 *ϲτράτευμα. ἐγένετο γὰρ κατ' ἀρχὰϲ λόγοϲ, πρὶν ἢ καὶ ἐϲ
Cικελίην πέμπειν ἐπὶ ϲυμμαχίην, ὡϲ τὸ ναυτικὸν Ἀθηναίοιϲι
χρεὸν εἴη ἐπιτρέπειν. ἀντιβάντων δὲ τῶν ϲυμμάχων εἶκον
οἱ Ἀθηναῖοι, μέγα πεποιημένοι περιεῖναι τὴν Ἑλλάδα καὶ
γνόντεϲ, εἰ ϲταϲιάϲουϲι περὶ τῆϲ ἡγεμονίηϲ, ὡϲ ἀπολέεται
ἡ Ἑλλάϲ, ὀρθὰ νοεῦντεϲ· ϲτάϲιϲ γὰρ ἔμφυλοϲ πολέμου
ὁμοφρονέοντοϲ τοϲούτῳ κάκιόν ἐϲτι ὅϲῳ πόλεμοϲ εἰρήνηϲ.*
(2) *ἐπιϲτάμενοι ὦν αὐτὸ τοῦτο οὐκ ἀντέτεινον ἀλλ' εἶκον,
μέχρι ὅϲου κάρτα ἐδέοντο αὐτῶν, ὡϲ διέδεξαν· ὡϲ γὰρ δὴ
ὠϲάμενοι τὸν Πέρϲην περὶ τῆϲ ἐκείνου ἤδη τὸν ἀγῶνα
ἐποιεῦντο, πρόφαϲιν τὴν Παυϲανίεω ὕβριν προϊϲχόμενοι
ἀπείλοντο τὴν ἡγεμονίην τοὺϲ Λακεδαιμονίουϲ. ἀλλὰ ταῦτα*
4 *μὲν ὕϲτερον ἐγένετο· τότε δὲ οὗτοι οἱ καὶ ἐπ' Ἀρτεμίϲιον
Ἑλλήνων ἀπικόμενοι ὡϲ εἶδον νέαϲ τε πολλὰϲ καταχθείϲαϲ
ἐϲ τὰϲ Ἀφέταϲ καὶ ϲτρατιῆϲ ἅπαντα πλέα, ἐπεὶ αὐτοῖϲι
παρὰ δόξαν τὰ πρήγματα τῶν βαρβάρων ἀπέβαινε ἢ ὡϲ
αὐτοὶ κατεδόκεον, καταρρωδήϲαντεϲ δρηϲμὸν ἐβουλεύοντο
ἀπὸ τοῦ Ἀρτεμιϲίου ἔϲω ἐϲ τὴν Ἑλλάδα.* (2) *γνόντεϲ δέ ϲφεαϲ
οἱ Εὐβοέεϲ ταῦτα βουλευομένουϲ ἐδέοντο Εὐρυβιάδεω
προϲμεῖναι χρόνον ὀλίγον, ἔϲτ' ἂν αὐτοὶ τέκνα τε καὶ τοὺϲ
οἰκέταϲ ὑπεκθέωνται. ὡϲ δ' οὐκ ἔπειθον, μεταβάντεϲ τὸν
Ἀθηναίων ϲτρατηγὸν πείθουϲι Θεμιϲτοκλέα ἐπὶ μιϲθῷ
τριήκοντα ταλάντοιϲι, ἐπ' ᾧ τε καταμείναντεϲ πρὸ τῆϲ*
5 *Εὐβοίηϲ ποιήϲονται τὴν ναυμαχίην. ὁ δὲ Θεμιϲτοκλέηϲ τοὺϲ*

21 *ἐπὶ* <*τὴν*> d   23 *πεποιημένοι*] *τε ποιεύμενοι* Stein   24 *εἰ* om. P. Oxy. 3383   *ϲταϲιάϲουϲι* A: *ϲταϲιοῦϲι* d   25 *νοεῦντεϲ* A: *νοέοντεϲ* d   28 *μέχρι ὅϲου* A: *μέχριϲ οὗ* d   29 *Πέρϲην* A: *Πέρϲεα* d   30 *ἐποιεῦντο* A: *ἐποιέοντο* d   32 *οἱ καὶ*] *καὶ οἱ* Legrand   33 *νέαϲ* A: *νῆαϲ* d   34 *τὰϲ* AD: *τοὺϲ* r   *Ἀφετὰϲ* hoc accentu D   *ἅπαντα* A: *πάντα* d   36 *ἐβουλεύοντο* A, cf. Plut. Mor. 867 B: *-ευον* d   39 <*τὰ*> *τέκνα* Van Herwerden, sed cf. Plut.   42 *τε* A: om. d

Ἕλληνας ἐπιϲχεῖν ὧδε ποιέει· Εὐρυβιάδῃ τούτων τῶν χρημάτων μεταδιδοῖ πέντε τάλαντα ὡϲ παρ' ἑωυτοῦ δῆθεν διδούϲ. ὡϲ δέ οἱ οὗτοϲ ἀνεπέπειϲτο, Ἀδείμαντοϲ γὰρ ὁ Ὠκύτου <ὁ> Κορίνθιοϲ ϲτρατηγὸϲ τῶν λοιπῶν ἤϲπαιρε μοῦνοϲ, φάμενοϲ ἀποπλεύϲεϲθαί τε ἀπὸ τοῦ Ἀρτεμιϲίου καὶ οὐ παραμενέειν, πρὸϲ δὴ τοῦτον εἶπε ὁ Θεμιϲτοκλέηϲ ἐπομόϲαϲ· (2) Οὐ ϲύ γε ἡμέαϲ ἀπολείψειϲ, ἐπεί τοι ἐγὼ μέζω δῶρα δώϲω ἢ βαϲιλεὺϲ ἄν τοι ὁ Μήδων πέμψειε ἀπολιπόντι τοὺϲ ϲυμμάχουϲ. ταῦτά τε ἅμα ἠγόρευε καὶ πέμπει ἐπὶ τὴν νέα τὴν Ἀδειμάντου τάλαντα ἀργυρίου τρία. (3) οὗτοί τε δὴ πληγέντεϲ δώροιϲι ἀναπεπειϲμένοι ἦϲαν καὶ τοῖϲι Εὐβοεῦϲι ἐκεχάριϲτο, αὐτόϲ τε ὁ Θεμιϲτοκλέηϲ ἐκέρδηνε, ἐλάνθανε δὲ τὰ λοιπὰ ἔχων, ἀλλ' ἠπιϲτέατο οἱ μεταλαβόντεϲ τούτων τῶν χρημάτων ἐκ τῶν Ἀθηνέων ἐλθεῖν ἐπὶ τῷ λόγῳ τούτῳ.

Οὕτω δὴ κατέμεινάν τε ἐν τῇ Εὐβοίῃ καὶ ἐναυμάχηϲαν. 6
ἐγένετο δὲ ὧδε· ἐπείτε δὴ ἐϲ τὰϲ Ἀφέταϲ περὶ δείλην πρωίην γινομένην ἀπίκατο οἱ βάρβαροι, πυθόμενοι μὲν ἔτι καὶ πρότερον περὶ τὸ Ἀρτεμίϲιον ναυλοχέειν νέαϲ Ἑλληνίδαϲ ὀλίγαϲ, τότε δὲ αὐτοὶ ἰδόντεϲ, πρόθυμοι ἦϲαν ἐπιχειρέειν, εἴ κωϲ ἕλοιεν αὐτάϲ. (2) ἐκ μὲν δὴ τῆϲ ἀντίηϲ προϲπλώειν οὔ κώ ϲφι ἐδόκεε τῶνδε εἵνεκα, μή κωϲ ἰδόντεϲ οἱ Ἕλληνεϲ προϲπλώονταϲ ἐϲ φυγὴν ὁρμήϲειαν φεύγοντάϲ τε εὐφρόνη καταλαμβάνῃ· καὶ ἔμελλον δῆθεν ἐκφεύξεϲθαι· ἔδει δὲ μηδὲ πυρφόρον τῷ ἐκείνων λόγῳ ἐκφυγόντα περιγενέϲθαι. πρὸϲ 7
ταῦτα ὦν τάδε ἐμηχανέοντο· τῶν νεῶν παϲέων ἀποκρίναντεϲ

47 <ὁ> praebet Suda η 600 (om. P. Oxy. 3383) τῶν λοιπῶν P. Oxy. 3383, A: om. d 48 ἀποπλεύϲεϲθαι A: ἀποπλώ- d: de papyro non liquet 53 νέα A: νῆα d 54 πληγέντεϲ d: πάντεϲ A 55 ἐκέρδηνε A: -ανε(ν) d 57 Ἀθηνέων Bekker: -αίων τούτῳ <τὰ χρήματα> A 58 δὴ A: om. d 59 Ἀφετὰϲ hoc accentu DV 60 γινομένην A: γεν- d 61 τὸ d: om. A νέαϲ A: νῆαϲ d 62 τότε ... ἰδόντεϲ A: om. d 63 εἴ κωϲ Ar: ὅκωϲ D προϲπλώειν d: -έειν A 64 εἵνεκα] εἵνεκε d κωϲ M: πῶϲ A: om. d 65 προϲπλώονταϲ d: -πλέ- A 66 καταλαμβάνῃ A: -λάβῃ d: -λάβοι P 67 λόγῳ A: λόχῳ d 68, 74 νεῶν A: νηῶν d

διηκοσίας περιέπεμπον ἔξωθεν Cκιάθου, ὡς ἂν μὴ ὀφθείηcαν ὑπὸ τῶν πολεμίων περιπλώουcαι Εὔβοιαν κατά τε Καφηρέα καὶ περὶ Γεραιcτὸν ἐς τὸν Εὔριπον, ἵνα δὴ περιλάβοιεν οἱ μὲν ταύτῃ ἀπικόμενοι καὶ φράξαντες αὐτῶν τὴν ὀπίcω φέρουcαν ὁδόν, cφεῖc δὲ ἐπιcπόμενοι ἐξ ἐναντίης. (2) ταῦτα βουλευcάμενοι ἀπέπεμπον τῶν νεῶν τὰς ταχθείcας, αὐτοὶ οὐκ ἐν νόῳ ἔχοντες ταύτης τῆς ἡμέρης τοῖcι Ἕλληcι ἐπιθήcεcθαι, οὐδὲ πρότερον ἢ τὸ cύνθημά cφι ἔμελλε φανήcεcθαι παρὰ τῶν περιπλωόντων ὡς ἡκόντων. ταύτας μὲν δὴ περιέπεμπον. τῶν δὲ λοιπέων νεῶν ἐν τῇcι Ἀφέτῃcι ἐποιεῦντο ἀριθμόν.

8 ἐν δὲ τούτῳ τῷ χρόνῳ ἐν ᾧ οὗτοι ἀριθμὸν ἐποιεῦντο τῶν νεῶν (ἦν γὰρ ἐν τῷ cτρατοπέδῳ τούτῳ Cκυλλίης Cκιωναῖος, δύτης τῶν τότε ἀνθρώπων ἄριcτος, ὃς καὶ ἐν τῇ ναυηγίῃ τῇ κατὰ Πήλιον γενομένῃ πολλὰ μὲν ἔcωcε τῶν χρημάτων τοῖcι Πέρcῃcι, πολλὰ δὲ καὶ αὐτὸς περιεβάλετο), οὗτος ὁ Cκυλλίης ἐν νόῳ μὲν εἶχε ἄρα καὶ πρότερον αὐτομολήcειν ἐς τοὺς Ἕλληνας, ἀλλ' οὐ γάρ οἱ παρέcχε ἐς τότε. (2) ὅτεῳ μὲν δὴ τρόπῳ τὸ ἐνθεῦτεν ἔτι ἀπίκετο ἐς τοὺς Ἕλληνας, οὐκ ἔχω εἰπεῖν ἀτρεκέως, θωμάζω δὲ εἰ τὰ λεγόμενά ἐcτι ἀληθέα· λέγεται γὰρ ὡς ἐξ Ἀφετέων δὺς ἐς τὴν θάλαccαν οὐ πρότερον ἀνέcχε πρὶν ἢ ἀπίκετο ἐπὶ τὸ Ἀρτεμίcιον, cταδίους μάλιcτά κῃ τούτους ἐς ὀγδώκοντα διὰ τῆς θαλάccης διεξελθών. (3) λέγεται μέν νυν καὶ ἄλλα ψευδέcι ἴκελα περὶ τοῦ ἀνδρὸς τούτου, τὰ δὲ μετεξέτερα ἀληθέα· περὶ μέντοι τούτου γνώμη μοι ἀποδεδέχθω πλοίῳ μιν ἀπικέcθαι ἐπὶ τὸ Ἀρτεμίcιον. ὡς δὲ ἀπίκετο, αὐτίκα ἐcήμηνε τοῖcι cτρατηγοῖcι τήν τε

69 περιέπεμπον ἔξωθεν A: περιέπεμψαν ἔξω d ὀφθείηcαν A: ὀφθέωcιν d 70 περιπλώουcαι d: -πλέουcαι A: -πλεῦcαι Powell 71 περὶ A: om. d μὲν <δὴ> r 73 ἐξ ἐναντίης A: ἐξεναντίας d 77 περιπλωόντων d: -πλε- A 78 λοιπέων A: λοιπῶν d νεῶν AD: νηῶν r ἐν A: ἐπὶ d Ἀφετῆcι(ν) hoc accentu d ἐποιεῦντο A: ἐποιέοντο d 84–5 αὐτομολήcειν ... οἱ AD: om. r 86 ἔτι Ad: ἤδη C[ac]: del. Powell ἐς Pingel: ὡς 87 εἰπεῖν A: εἶπαι d θωμάζω edd.: θαυ- AD: θωυ- r 88 ὡς A: om. d 89 ἀνέcχε A: ἀνέχειν d ἐπὶ A: ἐς d 90 τούτους ἐς A: om. d 91 ἴκελα d: εἴκελα A 94 ἐcήμηνε A: ἐcήμαινε d

ναυηγίην ὡς γένοιτο καὶ τὰς περιπεμφθείςας τῶν νεῶν περὶ Εὔβοιαν.

Τοῦτο δὲ ἀκούςαντες οἱ Ἕλληνες λόγον ςφίςι αὐτοῖςι 9
ἐδίδοςαν. πολλῶν δὲ λεχθέντων ἐνίκα τὴν ἡμέρην ἐκείνην αὐτοῦ μείναντάς τε καὶ αὐλιςθέντας, μετέπειτα νύκτα μέςην παρέντας πορεύεςθαι καὶ ἀπαντᾶν τῇςι περιπλωούςῃςι τῶν νεῶν. μετὰ δὲ τοῦτο, ὡς οὐδείς ςφι ἐπέπλωε, δείλην ὀψίην γινομένην τῆς ἡμέρης φυλάξαντες αὐτοὶ ἐπανέπλωον ἐπὶ τοὺς βαρβάρους, ἀπόπειραν αὐτῶν ποιήςαςθαι βουλόμενοι
τῆς τε μάχης καὶ τοῦ διεκπλόου. ὁρέοντες δέ ςφεας οἵ τε 10
ἄλλοι ςτρατιῶται οἱ Ξέρξεω καὶ οἱ ςτρατηγοὶ ἐπιπλώοντας νηυςὶ ὀλίγῃςι, πάγχυ ςφι μανίην ἐπενείκαντες ἀνῆγον καὶ αὐτοὶ τὰς νέας, ἐλπίςαντές ςφεας εὐπετέως αἱρήςειν, οἰκότα κάρτα ἐλπίςαντες, τὰς μέν γε τῶν Ἑλλήνων ὁρέοντες ὀλίγας νέας, τὰς δὲ ἑωυτῶν πλήθεΐ τε πολλαπληςίας καὶ ἄμεινον πλωούςας. καταφρονήςαντες ταῦτα ἐκυκλοῦντο αὐτοὺς ἐς μέςον. (2) ὅςοι μέν νυν τῶν Ἰώνων ἦςαν εὔνοοι τοῖςι Ἕλληςι ἀέκοντές τε ἐςτρατεύοντο, ςυμφορὴν ἐποιεῦντο μεγάλην ὁρέοντές τε περιεχομένους αὐτοὺς καὶ ἐπιςτάμενοι ὡς οὐδεὶς αὐτῶν ἀπονοςτήςει· οὕτω ἀςθενέα ςφι ἐφαίνετο εἶναι τὰ τῶν Ἑλλήνων πρήγματα. (3) ὅςοιςι δὲ καὶ ἡδομένοιςι ἦν τὸ γινόμενον, ἅμιλλαν ἐποιεῦντο ὅκως αὐτὸς ἕκαςτος πρῶτος νέα Ἀττικὴν ἑλὼν παρὰ βαςιλέος δῶρα λάμψεται· Ἀθηναίων
γὰρ αὐτοῖςι λόγος ἦν πλεῖςτος ἀνὰ τὰ ςτρατόπεδα. τοῖςι δὲ 11
Ἕλληςι ὡς ἐςήμηνε, πρῶτα μὲν ἀντίπρωροι τοῖςι βαρβάροιςι

95 νεῶν] νηῶν v.l. in d   97 τοῦτο Ar: τούτου D   98 δὲ Ar: om. D   100 περιπλωούςῃςι d: -πλε- A   101 νεῶν A: νηῶν d   ἐπέπλωε d: -πλε- A   102 ἐπανέπλωον d: -πλε- A   104 ὁρέοντες d: ὁρῶντες A   105 οἱ² A: om. d   ἐπιπλώοντας d: -πλέ- A   106 ἀνῆγον A: ἀνήγαγον d   107, 109 νέας A: νῆας d   109 πολλαπληςίας A: -πλαςίας d   110 πλωούςας d: πλε- A   an καταφρονήςαντες <ὦν>?   111 εὔνοοι Ar: εὖνοι D   113 τε huc traiecit Van Herwerden: post ςυμφορήν praebent codd.   114 ςφι(ν) ἀςθενέα d   116 ἐποιεῦντο A: -έοντο d   ἕκαςτος αὐτὸς d   117 νέα A: νῆα d   119 μὲν del. Powell, πρῶτα cum ἐςήμηνε construens

γενόμενοι ἐϲ τὸ μέϲον τὰϲ πρύμναϲ ϲυνήγαγον, δεύτερα δὲ ϲημήναντοϲ ἔργου εἴχοντο, ἐν ὀλίγῳ περ ἀπολαμφθέντεϲ καὶ κατὰ ϲτόμα. (2) ἐνθαῦτα τριήκοντα νέαϲ αἱρέουϲι τῶν βαρβάρων καὶ τὸν Γόργου τοῦ Ϲαλαμινίων βαϲιλέοϲ ἀδελφεὸν Φιλάονα τὸν Χέρϲιοϲ, λόγιμον ἐόντα ἐν τῷ ϲτρατοπέδῳ ἄνδρα. πρῶτοϲ δὲ Ἑλλήνων νέα τῶν πολεμίων εἷλε ἀνὴρ Ἀθηναῖοϲ, Λυκομήδηϲ Αἰϲχραίου, καὶ τὸ ἀριϲτήιον ἔλαβε οὗτοϲ. (3) τοὺϲ δ' ἐν τῇ ναυμαχίῃ ταύτῃ ἑτεραλκέωϲ ἀγωνιζομένουϲ νὺξ ἐπελθοῦϲα διέλυϲε. οἱ μὲν δὴ Ἕλληνεϲ ἐπὶ τὸ Ἀρτεμίϲιον ἀπέπλωον, οἱ δὲ βάρβαροι ἐϲ τὰϲ Ἀφέταϲ, πολλὸν παρὰ δόξαν ἀγωνιϲάμενοι. ἐν ταύτῃ τῇ ναυμαχίῃ Ἀντίδωροϲ Λήμνιοϲ μοῦνοϲ τῶν ϲὺν βαϲιλέϊ Ἑλλήνων ἐόντων αὐτομολέει ἐϲ τοὺϲ Ἕλληναϲ, καὶ οἱ Ἀθηναῖοι διὰ τοῦτο τὸ
12 ἔργον ἔδοϲαν αὐτῷ χῶρον ἐν Ϲαλαμῖνι. ὡϲ δὲ εὐφρόνη ἐγεγόνεε, ἦν μὲν τῆϲ ὥρηϲ μέϲον θέροϲ, ἐγίνετο δὲ ὕδωρ τε ἄπλετον διὰ πάϲηϲ τῆϲ νυκτὸϲ καὶ ϲκληραὶ βρονταὶ ἀπὸ τοῦ Πηλίου· οἱ δὲ νεκροὶ καὶ τὰ ναυήγια ἐξεφορέοντο ἐϲ τὰϲ Ἀφέταϲ, καὶ περί τε τὰϲ πρῴραϲ τῶν νεῶν εἱλέοντο καὶ ἀπάραϲϲον τοὺϲ ταρϲοὺϲ τῶν κωπέων. (2) οἱ δὲ ϲτρατιῶται οἱ ταύτῃ ἀκούοντεϲ ταῦτα ἐϲ φόβον κατιϲτέατο, ἐλπίζοντεϲ πάγχυ ἀπολέεϲθαι ἐϲ οἷα κακὰ ἧκον· πρὶν γὰρ ἢ καὶ ἀναπνεῦϲαί ϲφεαϲ ἔκ τε τῆϲ ναυηγίηϲ καὶ τοῦ χειμῶνοϲ τοῦ γενομένου κατὰ Πήλιον, ὑπέλαβε ναυμαχίη καρτερή, ἐκ δὲ τῆϲ ναυμαχίηϲ ὄμβροϲ τε λάβροϲ καὶ ῥεύματα ἰϲχυρὰ
13 ἐϲ θάλαϲϲαν ὁρμημένα βρονταί τε ϲκληραί. καὶ τούτοιϲι μὲν τοιαύτη <ἡ> νὺξ ἐγίνετο, τοῖϲι δὲ ταχθεῖϲι αὐτῶν

120 γενόμενοι AD: γιν- r 122 νέαϲ A: νῆαϲ d 123 τῶν βαρβάρων A: om. d 125 ἄνδρα A: om. d νέα A: νῆα d 129 ἀπέπλωον d: -πλε- A Ἀφεταϲ hoc accentu d (item 137) 133 αὐτῷ A: om. d, quod recte se habet si καί οἱ legas χῶρον A: χώραν d 135 ἄπλετόν τε d 136 ἐξεφορέοντο d: -φέροντο A 138 ἀπάραϲϲον Emperius: ἐτάραϲϲον 140 ἀπολέεϲθαι A: -λέϲθαι d καὶ A: om. d 142 γενομένου AD: γιν- r καρτερή S: κρατερή Ad 143 τε A: om. d λάβροϲ A: καρτερὸϲ d 144 ὁρμημένα Ar: ὡρ- DS 145 suppl. Schaefer αὐτῶν d: αὐτέων A

περιπλώειν Εὔβοιαν ἡ αὐτή περ ἐοῦcα νὺξ πολλὸν ἦν ἔτι ἀγριωτέρη, τοcούτῳ ὅcῳ ἐν πελάγεϊ φερομένοιcι ἐπέπιπτε, καὶ τὸ τέλοc cφι ἐγένετο ἄχαρι· ὡc γὰρ δὴ πλώουcι αὐτοῖcι <ὁ> χειμών τε καὶ τὸ ὕδωρ ἐπεγίνετο ἐοῦcι κατὰ τὰ Κοῖλα τῆc Εὐβοίηc, φερόμενοι τῷ πνεύματι καὶ οὐκ εἰδότεc τῇ ἐφέροντο ἐξέπιπτον πρὸc τὰc πέτραc. ἐποιέετό τε πᾶν ὑπὸ τοῦ θεοῦ ὅκωc ἂν ἐξιcωθείη τῷ Ἑλληνικῷ τὸ Περcικὸν μηδὲ πολλῷ πλέον εἴη. οὗτοι μέν νυν περὶ τὰ Κοῖλα τῆc Εὐβοίηc 14 διεφθείροντο· οἱ δὲ ἐν Ἀφέτῃcι βάρβαροι, ὥc cφι ἀcμένοιcι ἡμέρη ἐπέλαμψε, ἀτρέμαc τε εἶχον τὰc νέαc καί cφι ἀπέχρα ἔτι κακῶc πρήccουcι ἡcυχίην ἄγειν ἐν τῷ παρεόντι. τοῖcι δὲ Ἕλληcι ἐπεβοήθεον νέεc πεντήκοντα καὶ τρεῖc Ἀττικαί. (2) αὗταί τε δή cφεαc ἐπέρρωcαν ἀπικόμεναι καὶ ἅμα ἀγγελίη ἐλθοῦcα ὡc τῶν βαρβάρων οἱ περιπλώοντεc τὴν Εὔβοιαν πάντεc εἴηcαν διεφθαρμένοι ὑπὸ τοῦ γενομένου χειμῶνοc. φυλάξαντεc δὴ τὴν αὐτὴν ὥρην πλώοντεc ἐπέπεcον νηυcὶ Κιλίccῃcι· ταύταc δὲ διαφθείραντεc, ὡc εὐφρόνη ἐγίνετο, ἀπέπλωον ὀπίcω ἐπὶ τὸ Ἀρτεμίcιον.

Τρίτῃ δὲ ἡμέρῃ δεινόν τι ποιηcάμενοι οἱ cτρατηγοὶ τῶν 15 βαρβάρων νέαc οὕτω cφι ὀλίγαc λυμαίνεcθαι καὶ τὸ ἀπὸ Ξέρξεω δειμαίνοντεc οὐκ ἀνέμειναν ἔτι τοὺc Ἕλληναc μάχηc ἄρξαι, ἀλλὰ παρακελευcάμενοι κατὰ μέcον ἡμέρηc ἀνῆγον τὰc νέαc. cυνέπιπτε δὲ ὥcτε τὰc αὐτὰc ταύταc ἡμέραc τάc τε ναυμαχίαc γίνεcθαι ταύταc καὶ τὰc πεζομαχίαc τὰc ἐν

146 *περιπλώειν* d: *-πλέ-* A 148 *τὸ* A: om. d *ἐγένετο* d: *ἐγίνετο* A *ἄχαρι*] *ἀχάριcτον* Ps.-Longinus 43. 1 *πλώουcι* d: *πλέ-* A 149 suppl. Van Herwerden 151 *ἐφέροντο* A: *ἐξεφέροντο* d 152 *Περcικὸν* A: *περιεὸν* d 154 *Ἀφετῆcι* hoc accentu d 155 *ἀτρέμαc* d: *ἀτρέμα* A *ἀπέχρα ἔτι* Pingel: *ἀπεχρῆτο* A: *-χρέετο* d: *ἀπεχρᾶτο* Bredow: *ἀπέχρα* Powell 157 *ἐπεβοήθεον νέεc* A: *ἐπεβώθεον νῆεc* d *τρεῖc καὶ πεντήκοντα* d 159 *περιπλώοντεc* d: *-πλέ-* A 161 *δὴ* d: *δὲ* A *πλώοντεc* d: *πλέ-* A 162 *ἐγίνετο* A: *ἐγένετο* d 163 *ἀπέπλωον* d: *-πλε-* A 165, 168 *νέαc* A: *νῆαc* d *cφι* A: *cφέαc* d 167 *παρακελευcάμενοι* A: *παραcκευαcάμενοι* d *ἀνῆγον* A: *ἀνήγαγον* d 168 *τὰc ... ἡμέραc* d: *ταῖc αὐταῖc ἡμέραιc* A 169 *τε* d: om. A

Θερμοπύλῃσι. (2) ἦν δὲ πᾶς ὁ ἀγὼν τοῖσι κατὰ θάλασσαν περὶ
τοῦ Εὐρίπου, ὥσπερ τοῖσι ἀμφὶ Λεωνίδην τὴν ἐσβολὴν
φυλάσσειν. οἱ μὲν δὴ παρεκελεύοντο ὅκως μὴ παρήσουσι
ἐς τὴν Ἑλλάδα τοὺς βαρβάρους, οἱ δ' ὅκως τὸ Ἑλληνικὸν
16 στράτευμα διαφθείραντες τοῦ πόρου κρατήσουσι. ὡς δὲ
ταξάμενοι οἱ Ξέρξεω ἐπέπλωον, οἱ Ἕλληνες ἀτρέμας εἶχον
πρὸς τῷ Ἀρτεμισίῳ. οἱ δὲ βάρβαροι μηνοειδὲς ποιήσαντες
τῶν νεῶν ἐκυκλοῦντο, ὡς περιλάβοιεν αὐτούς. ἐνθεῦτεν οἱ
Ἕλληνες ἐπανέπλωόν τε καὶ συνέμισγον. ἐν ταύτῃ τῇ ναυ-
μαχίῃ παραπλήσιοι ἀλλήλοισι ἐγίνοντο. (2) ὁ γὰρ Ξέρξεω
στρατὸς ὑπὸ μεγάθεός τε καὶ πλήθεος αὐτὸς ὑπ' ἑωυτοῦ
ἔπιπτε, ταρασσομένων τε τῶν νεῶν καὶ περιπιπτουσέων περὶ
ἀλλήλας· ὅμως μέντοι ἀντεῖχε καὶ οὐκ εἶκε· δεινὸν γὰρ
χρῆμα ἐποιεῦντο ὑπὸ νεῶν ὀλιγέων ἐς φυγὴν τράπεσθαι.
(3) πολλαὶ μὲν δὴ τῶν Ἑλλήνων νέες διεφθείροντο, πολλοὶ
δὲ ἄνδρες, πολλῷ δ' ἔτι πλεῦνες νέες τε τῶν βαρβάρων καὶ
ἄνδρες. οὕτω δὲ ἀγωνισάμενοι διέστησαν χωρὶς ἑκάτεροι.
17 ἐν ταύτῃ τῇ ναυμαχίῃ Αἰγύπτιοι μὲν τῶν Ξέρξεω στρατι-
ωτέων ἠρίστευσαν, οἳ ἄλλα τε μεγάλα ἔργα ἀπεδέξαντο καὶ
νέας αὐτοῖσι ἀνδράσι εἷλον Ἑλληνίδας πέντε. τῶν δὲ Ἑλλήνων
κατὰ ταύτην τὴν ἡμέρην ἠρίστευσαν Ἀθηναῖοι καὶ Ἀθηναίων
Κλεινίης ὁ Ἀλκιβιάδεω, ὃς δαπάνην οἰκηίην παρεχόμενος
ἐστρατεύετο ἀνδράσι τε διηκοσίοισι καὶ οἰκηίῃ νηί.
18 Ὡς δὲ διέστησαν, ἄσμενοι ἑκάτεροι ἐς ὅρμον ἠπείγοντο. οἱ

171 Λεωνίδην A: -δεα d 172 παρήσουσι A: -ωσι(ν) d 174 κρατήσουσι P: -ωσι Ad 175 ἐπέπλωον d: -πλε- A 176 μηνοειδές <τι> Powell: possis etiam <σχῆμα> supplere: cf. Polyb. 3. 115. 7 177 νεῶν A: νηῶν d ἐκυκλοῦντο Stein: -εύοντο A: -έοντο d 178 ἐπανέπλωον d: -πλε- A 179 ἐγίνοντο A: ἐγέν- d 181 ταρασσομένων A: -έων d νεῶν AD: νηῶν r 183 ἐποιεῦντο A: -έοντο d νεῶν A: νηῶν d ὀλιγέων edd.: ὀλίγων 184 νέες A: νῆες d 186 δὲ A: τε d ἀγωνισάμενοι Schweighäuser: -ιζόμενοι Ar: διαγωνιζόμενοι D 188 ἔργα μεγάλα d 189 νέας A: νῆας d 191 Κλεινίης r: Κλινίης D: Κλεινίας A 193 ὡς δὲ A: οἱ δὲ ὡς d διέστησαν A: -εσαν D: -ασαν r

δὲ Ἕλληνεϲ ὡϲ διακριθέντεϲ ἐκ τῆϲ ναυμαχίηϲ ἀπηλ-
λάχθηϲαν, τῶν μὲν νεκρῶν καὶ τῶν ναυηγίων ἐπεκράτεον,
τρηχέωϲ δὲ περιεφθέντεϲ, καὶ οὐκ ἥκιϲτα Ἀθηναῖοι, τῶν αἱ
ἡμίϲεαι τῶν νεῶν τετρωμέναι ἦϲαν, δρηϲμὸν δὴ ἐβούλευον
ἔϲω ἐϲ τὴν Ἑλλάδα. νόῳ δὲ λαβὼν ὁ Θεμιϲτοκλέηϲ ὡϲ εἰ 19
ἀπορραγείη ἀπὸ τοῦ βαρβάρου τό τε Ἰωνικὸν φῦλον καὶ τὸ
Καρικόν, οἷοί τε εἴηϲαν τῶν λοιπῶν κατύπερθε γενέϲθαι,
ἐλαυνόντων τῶν Εὐβοέων πρόβατα ἐπὶ τὴν θάλαϲϲαν, ταύτῃ
ϲυλλέξαϲ τοὺϲ ϲτρατηγοὺϲ ἔλεγέ ϲφι ὡϲ δοκέοι ἔχειν τινὰ
παλάμην τῇ ἐλπίζοι τῶν βαϲιλέοϲ ϲυμμάχων ἀποϲτήϲειν
τοὺϲ ἀρίϲτουϲ. (2) ταῦτα μέν νυν ἐϲ τοϲοῦτο παρεγύμνου, ἐπὶ
δὲ τοῖϲι κατήκουϲι πρήγμαϲι τάδε ποιητέα ϲφι εἶναι ἔλεγε,
τῶν τε προβάτων τῶν Εὐβοϊκῶν καταθύειν ὅϲα τιϲ ἐθέλοι
(κρέϲϲον γὰρ εἶναι τὴν ϲτρατιὴν ἔχειν ἢ τοὺϲ πολεμίουϲ),
παραίνεέ τε προειπεῖν τοῖϲι ἑωυτῶν ἑκάϲτουϲ πυρὰ
ἀνακαίειν· κομιδῆϲ δὲ πέρι τὴν ὥρην αὐτῷ μελήϲειν ὥϲτε
ἀϲινέαϲ ἀπικέϲθαι ἐϲ τὴν Ἑλλάδα. ταῦτα ἤρεϲέ ϲφι ποιέειν
καὶ αὐτίκα πυρὰ ἀνακαυϲάμενοι ἐτρέποντο πρὸϲ τὰ
πρόβατα. οἱ γὰρ Εὐβοέεϲ παραχρηϲάμενοι τὸν Βάκιδοϲ 20
χρηϲμὸν ὡϲ οὐδὲν λέγοντα, οὔτε τι ἐξεκομίϲαντο οὐδὲν
οὔτε προεϲάξαντο ὡϲ παρεϲομένου ϲφι πολέμου, περιπετέα
τε ἐποιήϲαντο ϲφίϲι αὐτοῖϲι τὰ πρήγματα. (2) Βάκιδι γὰρ
ὧδε ἔχει περὶ τούτων ὁ χρηϲμόϲ·

φράζεο, βαρβαρόφωνοϲ ὅταν ζυγὸν εἰϲ ἅλα βάλλῃ
βύβλινον, Εὐβοίηϲ ἀπέχειν πολυμηκάδαϲ αἶγαϲ.

197 ἡμίϲεαι M: -ϲειαι A: -ϲεεϲ d νεῶν A: νηῶν d 198 ὁ A: om. d 200 εἴηϲαν <ἂν> Werfer 201 <τὰ> πρόβατα Van Herwerden ταύτῃ d: ταύτην A: del. Van Herwerden 205 εἶναί ϲφι(ν) d 206 ἐθέλοι A: θέλοι d 207 τὴν <ϲφετέρην> ϲτρατιὴν Stein 208, 211 πυρὰ Cobet: πῦρ Ad: πυρὰϲ S 211 ἀνακαυϲάμενοι A: καυϲ- d ἐτρέποντο A: ἐτράποντο d 212 cap. 20 del. Krüger 213 τι A: om. d ἐξεκομίϲαντο Ar: ἐπεξ-εκομίϲαντο D 214 προεϲάξαντο d: προϲε- A 216² βαρβαρόφωνοϲ Valla (*barbaricus*): -ον Ad 216³ βύβλινον AD: βύβλιον r πολυμηκάδαϲ Ar: πολὺ μηκάδαϲ DS

*τούτοιcι δὲ οὐδὲν τοῖcι ἔπεcι χρηcαμένοιcι ἐν τοῖcι τότε
παρεοῦcί τε καὶ προcδοκίμοιcι κακοῖcι παρῆν cφι cυμφορῇ*
21 *χρᾶcθαι ἐc τὰ μέγιcτα. οἱ μὲν δὴ ταῦτα ἔπρηccον, παρῆν
δὲ ὁ ἐκ Τρηχῖνοc κατάcκοποc. ἦν μὲν γὰρ ἐπ' Ἀρτεμιcίῳ
κατάcκοποc Πολύαc, γένοc Ἀντικυρεύc, τῷ προcετέτακτο
(καὶ εἶχε πλοῖον κατῆρεc ἑτοῖμον), εἰ παλήcειε ὁ ναυτικὸc
cτρατόc, cημαίνειν τοῖcι ἐν Θερμοπύληcι ἐοῦcι· ὣc δ' αὔτωc
ἦν Ἀβρώνιχοc ὁ Λυcικλέοc Ἀθηναῖοc καὶ παρὰ Λεωνίδῃ
ἑτοῖμοc τοῖcι ἐπ' Ἀρτεμιcίῳ ἐοῦcι ἀγγέλλειν τριηκοντέρῳ,
ἤν τι καταλαμβάνῃ νεώτερον τὸν πεζόν.* (2) *οὗτοc ὢν ὁ
Ἀβρώνιχοc ἀπικόμενόc cφι ἐcήμηνε τὰ γεγονότα περὶ
Λεωνίδην καὶ τὸν cτρατὸν αὐτοῦ. οἱ δὲ ὡc ἐπύθοντο ταῦτα,
οὐκέτι ἐc ἀναβολὰc ἐποιεῦντο τὴν ἀποχώρηcιν, ἐκομίζοντο
δὲ ὡc ἕκαcτοι ἐτάχθηcαν, Κορίνθιοι πρῶτοι, ὕcτατοι δὲ*
22 *Ἀθηναῖοι. Ἀθηναίων δὲ νέαc τὰc ἄριcτα πλωούcαc ἐπιλεξ-
άμενοc Θεμιcτοκλέηc ἐπορεύετο περὶ τὰ πότιμα ὕδατα,
ἐντάμνων ἐν τοῖcι λίθοιcι γράμματα, τὰ Ἴωνεc ἐπελθόντεc
τῇ ὑcτεραίῃ {ἡμέρῃ} ἐπὶ τὸ Ἀρτεμίcιον ἐπελέξαντο. τὰ δὲ
γράμματα τάδε ἔλεγε· Ἄνδρεc Ἴωνεc, οὐ ποιέετε δίκαια ἐπὶ
τοὺc πατέραc cτρατευόμενοι καὶ τὴν Ἑλλάδα καταδουλού-
μενοι.* (2) *ἀλλὰ μάλιcτα μὲν πρὸc ἡμέων γίνεcθε· εἰ δὲ ὑμῖν ἐcτι
τοῦτο μὴ δυνατὸν ποιῆcαι, ὑμεῖc δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέcου
ἡμῖν ἕζεcθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεcθε τὰ αὐτὰ ὑμῖν
ποιέειν· εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεcθαι, ἀλλ' ὑπ'
ἀναγκαίηc μέζονοc κατέζευχθε ἢ ὥcτε ἀπίcταcθαι, ὑμεῖc δὲ*

217 *δὲ* d: om. A: *δὴ* Van Herwerden 219 *χρᾶcθαι* d: *χρῆcθαι* A *ἐc* Van Herwerden: *πρὸc* 222 *ἑτοῖμον* del. Bekker 227 *ἐcήμηνε* d: *ἐcήμαινε* A 228 *Λεωνίδην* A: *-δεα* d 229 *ἐποιεῦντο* A: *-έοντο* d 230 *Κορίνθιοι* <*μὲν*> Stein, Van Herwerden 231 *νέαc* A: *νῆαc* d *πλωούcαc* d: *πλε-* A 233–5 *τὰ ... γράμματα* A: om. d 234 del. Van Herwerden 235 *τάδε ἔλεγε* A: *λέγοντα τάδε* d 237 *γίνεcθε* d: *γίνεcθαι* A 238, 241 *ὑμεῖc* A: *ὑμέεc* d 239 *ἕζεcθε* A: *ἕcεcθε* d 241 *ἀναγκαίηc* d: *ἀνάγκηc* A *μέζονοc* d: *μεί-* A *ὥcτε* <*μὴ*> d *δὲ* AD: *γε* r

ἐν τῷ ἔργῳ, ἐπεὰν ϲυμμίϲγωμεν, ἐθελοκακέετε, μεμνημένοι ὅτι ἀπ' ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸϲ τὸν βάρβαρον ἀπ' ὑμέων ἡμῖν γέγονε. (3) Θεμιϲτοκλέηϲ δὲ ταῦτα ἔγραψε, δοκέειν ἐμοί, ἐπ' ἀμφότερα νοέων, ἵνα ἢ λαθόντα τὰ γράμματα βαϲιλέα Ἴωναϲ ποιήϲῃ μεταβαλεῖν καὶ γενέϲθαι πρὸϲ ἑωυτῶν, ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸϲ Ξέρξην, ἀπίϲτουϲ ποιήϲῃ τοὺϲ Ἴωναϲ καὶ τῶν ναυμαχιέων αὐτοὺϲ ἀπόϲχῃ.

Θεμιϲτοκλέηϲ μὲν ταῦτα ἐνέγραψε· τοῖϲι δὲ βαρβάροιϲι 23 αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἱϲτιαιεὺϲ ἀγγέλλων τὸν δρηϲμὸν τὸν ἀπ' Ἀρτεμιϲίου τῶν Ἑλλήνων. οἱ δ' ὑπ' ἀπιϲτίηϲ τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέαϲ δὲ ταχέαϲ ἀπέϲτειλαν προκατοψομέναϲ· ἀπαγγειλάντων δὲ τούτων τὰ ἦν, οὕτω δὴ ἅμα ἡλίῳ ϲκιδναμένῳ πᾶϲα ἡ ϲτρατιὴ ἔπλωε ἁλὴϲ ἐπὶ τὸ Ἀρτεμίϲιον. ἐπιϲχόντεϲ δὲ ἐν τούτῳ τῷ χώρῳ μέχρι μέϲου ἡμέρηϲ, τὸ ἀπὸ τούτου ἔπλωον ἐϲ Ἱϲτιαίην. ἀπικόμενοι δὲ τὴν πόλιν ἔϲχον τῶν Ἱϲτιαιέων καὶ τῆϲ Ἑλλοπίηϲ μοίρηϲ, γῆϲ δὲ τῆϲ Ἱϲτιαιώτιδοϲ τὰϲ παραθαλαϲϲίαϲ κώμαϲ πάϲαϲ ἐπέδραμον. ἐνθαῦτα δὲ τούτων ἐόντων 24 Ξέρξηϲ ἑτοιμαϲάμενοϲ τὰ περὶ τοὺϲ νεκροὺϲ ἔπεμπε ἐϲ τὸν ναυτικὸν ϲτρατὸν κήρυκα. προητοιμάϲατο δὲ τάδε· ὅϲοι τοῦ ϲτρατοῦ τοῦ ἑωυτοῦ ἦϲαν νεκροὶ ἐν Θερμοπύλῃϲι (ἦϲαν δὲ καὶ δύο μυριάδεϲ), ὑπολιπόμενοϲ τούτων ὡϲ χιλίουϲ, τοὺϲ λοιποὺϲ τάφρουϲ ὀρυξάμενοϲ ἔθαψε, φυλλάδα τε ἐπιβαλὼν καὶ γῆν ἐπαμηϲάμενοϲ, ἵνα μὴ ὀφθείηϲαν ὑπὸ τοῦ ναυτικοῦ

243 ἡ A: om. d   ἔχθρη ἀρχῆθεν P. Oxy. 2099, T   244 δὲ A: om. d   245 ἔγραψε d: -φε A   246 μεταβαλεῖν A: -έειν d   247 ἀνενειχθῇ d: -έχθῃ A   Ξέρξην A: -ξεα d   250 ἐνέγραψε Ar: ἔγραψε D   251 Ἱϲτιαιεὺϲ Ar: Ἑϲτ- D, Plut. Mor. 867 E   252 τῶν Ad: τὸν τῶν CP, Plut.   253 νέαϲ A: νῆαϲ d   ταχέαϲ edd.: ταχείαϲ   254 τούτων d: τουτέων A   255 πᾶϲα Ad: ἅπαϲα P. Oxy. 2099   ἔπλωε(ν) d: ἐπέπλεε A   257 ἔπλωον d: ἔπλεον P. Oxy. 2099, A   258 Ἱϲτιαιέων P. Oxy. 2099, S: -αίων Ar: Ἑϲτιέων D   259 Ἑλλοπίηϲ P. Oxy. 2099, A: ἐλλογίμηϲ d   Ἱϲτιαιώτιδοϲ A: -ήτιδοϲ d   τὰϲ A: om. d   262 προητοιμάϲατο A: προε- d   265 ἐπιβαλὼν AD: -βάλλων r

στρατοῦ. (2) ὡϲ δὲ διέβη ἐϲ τὴν Ἱϲτιαίην ὁ κῆρυξ, ϲύλλογον
ποιηϲάμενοϲ παντὸϲ τοῦ ϲτρατοπέδου ἔλεγε τάδε· Ἄνδρεϲ
ϲύμμαχοι, βαϲιλεὺϲ Ξέρξηϲ τῷ βουλομένῳ ὑμέων παρα-
δίδωϲι, ἐκλιπόντα τὴν τάξιν, ἐλθόντα θεήϲαϲθαι ὅκωϲ
μάχεται πρὸϲ τοὺϲ ἀνοήτουϲ τῶν ἀνθρώπων, οἳ ἤλπιϲαν τὴν
25 βαϲιλέοϲ δύναμιν ὑπερβαλέεϲθαι. ταῦτα ἐπαγγειλαμένου,
{μετὰ ταῦτα} οὐδὲν ἐγίνετο πλοίων ϲπανιώτερον· οὕτω
πολλοὶ ἤθελον θεήϲαϲθαι. διαπεραιωθέντεϲ δὲ ἐθηεῦντο διεξ-
ιόντεϲ τοὺϲ νεκρούϲ· πάντεϲ δὲ ἠπιϲτέατο τοὺϲ κειμένουϲ
εἶναι πάνταϲ Λακεδαιμονίουϲ καὶ Θεϲπιέαϲ, ὁρέοντεϲ καὶ
τοὺϲ εἵλωταϲ. (2) οὐ μὲν οὐδ' ἐλάνθανε τοὺϲ διαβεβηκόταϲ
Ξέρξηϲ ταῦτα πρήξαϲ περὶ τοὺϲ νεκροὺϲ τοὺϲ ἑωυτοῦ· καὶ
γὰρ δὴ καὶ γελοῖον ἦν· τῶν μὲν χίλιοι ἐφαίνοντο νεκροὶ
κείμενοι, οἳ δὲ πάντεϲ ἐκέατο ἁλέεϲ ϲυγκεκομιϲμένοι ἐϲ
τὠυτὸ χωρίον, τέϲϲερεϲ χιλιάδεϲ. (3) ταύτην μὲν τὴν ἡμέρην
πρὸϲ θέην ἐτράποντο, τῇ δ' ὑϲτεραίῃ οἳ μὲν ἀπέπλωον ἐϲ
Ἱϲτιαίην ἐπὶ τὰϲ νέαϲ, οἳ δὲ ἀμφὶ Ξέρξην ἐϲ ὁδὸν ὁρμέατο.
26 ἧκον δέ ϲφι αὐτόμολοι ἄνδρεϲ ἀπ' Ἀρκαδίηϲ ὀλίγοι τινέϲ,
βίου τε δεόμενοι καὶ ἐνεργοὶ βουλόμενοι εἶναι. ἄγοντεϲ δὲ
τούτουϲ ἐϲ ὄψιν τὴν βαϲιλέοϲ ἐπυνθάνοντο οἱ Πέρϲαι περὶ
τῶν Ἑλλήνων τὰ ποιέοιεν· εἷϲ δέ τιϲ πρὸ πάντων ἦν ὁ
εἰρωτῶν αὐτοὺϲ ταῦτα. (2) οἳ δέ ϲφι ἔλεγον ὡϲ Ὀλύμπια
ἄγουϲι καὶ θεωρέοιεν ἀγῶνα γυμνικὸν καὶ ἱππικόν. ὁ δὲ
ἐπείρετο ὅ τι τὸ ἄεθλον εἴη ϲφι κείμενον περὶ ὅτευ ἀγωνίζον-
ται· οἳ δὲ εἶπον τῆϲ ἐλαίηϲ τὸν διδόμενον ϲτέφανον. ἐνθαῦτα
εἴπαϲ γνώμην γενναιοτάτην Τριτανταίχμηϲ ὁ Ἀρταβάνου

270 τάξιν <καὶ> A 272 ὑπερβαλέεϲθαι A: -έϲθαι d 273 del. Wilson 276 πάνταϲ del. Cobet ὁρέοντεϲ d: ὁρῶντεϲ A: ὁρῶντεϲ καὶ Θεϲπιέαϲ Macan 278 Ξέρξηϲ <δὲ> d 282 ἀπέπλωον d: -πλε- A 283 νέαϲ A: νῆαϲ d Ξέρξην A: -ξεα d 285 ἄγοντεϲ Ad: ἀγαγόντεϲ CP 287 τὰ d: τί A 288 εἰρωτῶν A: -έων d 289 ἄγουϲι A: ἄγοιεν d θεωρέοιεν d: -ροῖεν A 290 τὸ ἄεθλον del. Stein an <τό> ϲφι? ὅτευ A: ὅτε D: ὅτεο R: ὅτεω SV 292 Τριτανταίχμηϲ d: Τιγράνηϲ A

δειλίην ὦφλε πρὸς βασιλέος. (3) *πυθόμενος γὰρ τὸ ἄεθλον ἐὸν στέφανον ἀλλ' οὐ χρήματα, οὔτε ἠνέσχετο σιγῶν εἶπέ τε ἐς πάντας τάδε· Παπαί, Μαρδόνιε, κοίους ἐπ' ἄνδρας ἤγαγες μαχησομένους ἡμέας, οἳ οὐ περὶ χρημάτων τὸν ἀγῶνα ποιεῦνται ἀλλὰ περὶ ἀρετῆς.*

Τούτῳ μὲν δὴ ταῦτα εἴρητο· ἐν δὲ τῷ διὰ μέσου χρόνῳ, 27
ἐπείτε τάχιστα τὸ ἐν Θερμοπύλῃσι τρῶμα ἐγεγόνεε, αὐτίκα Θεσσαλοὶ πέμπουσι κήρυκα ἐς Φωκέας, ἅτε σφι ἐνέχοντες αἰεὶ χόλον, ἀπὸ δὲ τοῦ ὑστάτου τρώματος καὶ τὸ κάρτα. (2) *ἐσβαλόντες γὰρ πανστρατιῇ αὐτοί τε οἱ Θεσσαλοὶ καὶ οἱ σύμμαχοι αὐτῶν ἐς τοὺς Φωκέας οὐ πολλοῖσι ἔτεσι πρότερον ταύτης τῆς βασιλέος στρατηλασίης ἑσσώθησαν ὑπὸ τῶν Φωκέων καὶ περιέφθησαν τρηχέως.* (3) *ἐπείτε γὰρ κατειλήθησαν ἐς τὸν Παρνησσὸν οἱ Φωκέες ἔχοντες μάντιν Τελλίην τὸν Ἠλεῖον, ἐνθαῦτα ὁ Τελλίης οὗτος σοφίζεται αὐτοῖσι τοιόνδε· γυψώσας ἄνδρας ἑξακοσίους τῶν Φωκέων τοὺς ἀρίστους, αὐτούς τε τούτους καὶ τὰ ὅπλα αὐτῶν, νυκτὸς ἐπεθήκατο τοῖσι Θεσσαλοῖσι, προείπας αὐτοῖσι, τὸν ἂν μὴ λευκαθίζοντα ἴδωνται, τοῦτον κτείνειν.* (4) *τούτους ὦν αἵ τε φυλακαὶ τῶν Θεσσαλῶν πρῶται ἰδοῦσαι ἐφοβήθησαν, δόξασαι ἀλλοῖόν τι εἶναι τέρας, καὶ μετὰ τὰς φυλακὰς αὐτὴ ἡ στρατιὴ οὕτω ὥστε τετρακισχιλίων κρατῆσαι νεκρῶν καὶ ἀσπίδων Φωκέας, τῶν τὰς μὲν ἡμισέας ἐς Ἄβας ἀνέθεσαν, τὰς δὲ ἐς Δελφούς·* (5) *ἡ δὲ δεκάτη ἐγένετο τῶν χρημάτων ἐκ ταύτης τῆς μάχης οἱ μεγάλοι ἀνδριάντες οἱ περὶ τὸν τρίποδα*

293 *ὦφλε* A: *ὤφλεε* d *πυθόμενος* d: *πυνθανόμενος* A *τὸ ... ἐὸν* A: *τὸν ... ἐόντα* d 294 *τε* A: *δὲ* d 295 *τάδε* A: *τόδε* d 296 *τὸν* A: om. d 297 *περὶ* A: om. d 298 *εἴρητο* Ar: *εἴρετο* D 299 *ἐπείτε* A: *ἐπεὶ* d *τάχιστα* d: om. A 300 *κήρυκα* A: *-ας* d *ἐνέχοντες* d: *ἔχοντες* AR 303 *πολλοῖσι* A: *-οῖς* d 306 *Παρνησσὸν* d: *-ησὸν* AR 311 *λευκαθίζοντα* Ar: *λευκανθ-* D 312 *πρῶται τῶν Θεσσαλῶν* d 313 *ἀλλοῖόν* Wilson: *ἄλλο* *τέρας* del. Macan 314 *τετρακισχιλίων* A: *καὶ τρισχιλίων* d *νεκρῶν καὶ* del. Powell 315 *ἡμισέας* <*ἀσπίδας*> d 317 *τὸν τρίποδα* A: *τοῦ τρίποδος* d

ϲυνεϲτεῶτεϲ ἔμπροϲθε τοῦ νηοῦ τοῦ ἐν Δελφοῖϲι, καὶ ἕτεροι
28 τοιοῦτοι ἐν Ἄβῃϲι ἀνακέαται. ταῦτα μέν νυν τὸν πεζὸν
ἐργάϲαντο τῶν Θεϲϲαλῶν οἱ Φωκέεϲ πολιορκέοντα ἑωυτούϲ·
ἐϲβαλοῦϲαν δὲ ἐϲ τὴν χώρην τὴν ἵππον αὐτῶν ἐλυμήναντο
ἀνηκέϲτωϲ. ἐν γὰρ τῇ ἐϲβολῇ ἥ ἐϲτι κατὰ Ὑάμπολιν, ἐν ταύτῃ
τάφρον μεγάλην ὀρύξαντεϲ ἀμφορέαϲ κεινοὺϲ ἐϲ αὐτὴν
κατέθηκαν, χοῦν δὲ ἐπιφορήϲαντεϲ καὶ ὁμοιώϲαντεϲ τῷ
ἄλλῳ χώρῳ ἐδέκοντο τοὺϲ Θεϲϲαλοὺϲ ἐϲβάλλονταϲ. οἱ δὲ
ὡϲ ἀναρπαϲόμενοι τοὺϲ Φωκέαϲ φερόμενοι ἐϲέπεϲον ἐϲ τοὺϲ
29 ἀμφορέαϲ. ἐνθαῦτα οἱ ἵπποι τὰ ϲκέλεα διεφθάρηϲαν. τούτων
δή ϲφι ἀμφοτέρων ἔχοντεϲ ἔγκοτον οἱ Θεϲϲαλοὶ πέμψαντεϲ
κήρυκα ἠγόρευον τάδε· Ὦ Φωκέεϲ, ἤδη τι μᾶλλον
γνωϲιμαχέετε μὴ εἶναι ὁμοῖοι ἡμῖν. (2) πρόϲθε τε γὰρ ἐν τοῖϲι
Ἕλληϲι, ὅϲον χρόνον ἐκεῖνα ἡμῖν ἥνδανε, πλέον αἰεί κοτε
ὑμέων ἐφερόμεθα, νῦν τε παρὰ τῷ βαρβάρῳ τοϲοῦτον
δυνάμεθα ὥϲτε ἐπ' ἡμῖν ἐϲτι τῆϲ γῆϲ ἐϲτερῆϲθαι καὶ
πρὸϲ ἠνδραποδίϲθαι ὑμέαϲ· ἡμεῖϲ μέντοι τὸ πᾶν ἔχοντεϲ οὐ
μνηϲικακέομεν, ἀλλ' ἡμῖν γενέϲθω ἀντ' αὐτῶν πεντήκοντα
τάλαντα ἀργυρίου, καὶ ὑμῖν ὑποδεκόμεθα τὰ ἐπιόντα ἐπὶ τὴν
30 χώρην ἀποτρέψειν. ταῦτά ϲφι ἐπαγγέλλοντο οἱ Θεϲϲαλοί.
οἱ γὰρ Φωκέεϲ μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον,
κατ' ἄλλο μὲν οὐδέν, ὡϲ ἐγὼ ϲυμβαλλόμενοϲ εὑρίϲκω, κατὰ
δὲ τὸ ἔχθοϲ τὸ Θεϲϲαλῶν. (2) εἰ δὲ Θεϲϲαλοὶ τὰ Ἑλλήνων
ηὖξον, ὡϲ ἐμοὶ δοκέειν, ἐμήδιζον ἂν οἱ Φωκέεϲ· οἳ ταῦτα
ἐπαγγελλομένων Θεϲϲαλῶν οὔτε δώϲειν ἔφαϲαν χρήματα
παρέχειν τε ϲφίϲι Θεϲϲαλοῖϲι ὁμοίωϲ μηδίζειν, εἰ ἄλλωϲ

319 ἀνακέαται A: -κέεται d 320 πολιορκέοντα Stein: -αϲ Ad 322 Ὑάμπολιν d: Ὑάν- A 323 κεινοὺϲ A: κενεοὺϲ d 326 ἐϲέπεϲον AD: ἐνέπεϲον r 330 τε A: δὲ d 332 τοϲοῦτον A: τοϲούτῳ d 333 ἐϲτι A: ἐϲτε d γῆϲ <τε> d 334 πρὸϲ ἠνδραποδίϲθαι A: προϲη- d ἡμεῖϲ A: ἡμέεϲ d 335 ἡμῖν Ar: ὑμῖν D 336 ὑποδεκόμεθα A: ἐπι- d τὰ] τὸν Naber ἐπιόντα A: om. d 340 δὲ[1] A: om. d 341 δοκέειν] δοκεῖ Plut. Mor. 868 B οἳ d: om. A 343 τε παρέχειν A ϲφίϲι Stein: ϲφι

βουλοίατο· ἀλλ' οὐκ ἔϲεϲθαι ἑκόντεϲ εἶναι προδόται τῆϲ Ἑλλάδοϲ. ἐπειδὴ δὲ ἀνηνείχθηϲαν οὗτοι οἱ λόγοι, οὕτω δὴ οἱ 31
Θεϲϲαλοὶ κεχολωμένοι τοῖϲι Φωκεῦϲι ἐγένοντο ἡγεμόνεϲ τῷ βαρβάρῳ τῆϲ ὁδοῦ. ἐκ μὲν δὴ τῆϲ Τρηχινίηϲ ἐϲ τὴν Δωρίδα ἐϲέβαλον· τῆϲ γὰρ Δωρίδοϲ χώρηϲ ποδεὼν ϲτεινὸϲ ταύτῃ κατατείνει, ὡϲ τριήκοντα ϲταδίων μάλιϲτά κῃ εὖροϲ, κείμενοϲ μεταξὺ τῆϲ τε Μηλίδοϲ καὶ Φωκίδοϲ χώρηϲ, **ἥ περ ἦν τὸ παλαιὸν Δρυοπίϲ· ἡ δὲ χώρη αὕτη ἐϲτὶ μητρόπολιϲ Δωριέων τῶν ἐν Πελοποννήϲῳ.** ταύτην ὦν τὴν Δωρίδα γῆν οὐκ ἐϲίναντο ἐϲβαλόντεϲ οἱ βάρβαροι· ἐμήδιζόν τε γὰρ καὶ οὐκ ἐδόκεε Θεϲϲαλοῖϲι. ὡϲ δὲ ἐκ τῆϲ Δωρίδοϲ ἐϲ τὴν Φωκίδα 32
ἐϲέβαλον, αὐτοὺϲ μὲν τοὺϲ Φωκέαϲ οὐκ αἱρέουϲι. οἱ μὲν γὰρ τῶν Φωκέων ἐϲ τὰ ἄκρα τοῦ Παρνηϲϲοῦ ἀνέβηϲαν (ἔϲτι δὲ καὶ ἐπιτηδέη δέξαϲθαι ὅμιλον τοῦ Παρνηϲϲοῦ ἡ κορυφὴ <ἡ> κατὰ Νέωνα πόλιν κειμένη ἐπ' ἑωυτῆϲ, Τιθορέα οὔνομα αὐτῇ· ἐϲ τὴν δὴ ἀνηνείκαντο καὶ αὐτοὶ ἀνέβηϲαν)· (2) οἱ δὲ πλεῦνεϲ αὐτῶν ἐϲ τοὺϲ Ὀζόλαϲ Λοκροὺϲ ἐξεκομίϲαντο, ἐϲ Ἄμφιϲϲαν πόλιν τὴν ὑπὲρ τοῦ Κριϲαίου πεδίου οἰκημένην. οἱ δὲ βάρβαροι τὴν χώρην πᾶϲαν ἐπέδραμον τὴν Φωκίδα· Θεϲϲαλοὶ γὰρ οὕτω ἦγον τὸν ϲτρατόν· ὁκόϲα δὲ ἐπέϲχον, πάντα ἐπέφλεγον καὶ ἔκειρον, καὶ ἐϲ τὰϲ πόλιϲ ἐνιέντεϲ πῦρ καὶ ἐϲ τὰ ἱρά. πορευόμενοι γὰρ ταύτῃ παρὰ τὸν Κηφιϲὸν 33
ποταμὸν ἐδηίουν πάντα, καὶ κατὰ μὲν ἔκαυϲαν Δρυμὸν πόλιν, κατὰ δὲ Χαράδραν καὶ Ἔρωχον καὶ Τεθρώνιον καὶ Ἀμφίκαιαν καὶ Νέωνα καὶ Πεδιέαϲ καὶ Τριτέαϲ καὶ Ἐλάτειαν καὶ Ὑάμπολιν καὶ Παραποταμίουϲ καὶ Ἄβαϲ, ἔνθα ἦν ἱρὸν Ἀπόλλωνοϲ

345 ἐπειδὴ δὲ A: ἐπεὶ δὲ δὴ d 346 Φωκεῦϲι d: -εεῦϲι A ἐγένοντο A: ἐγίν- d 347 δὴ Ar: om. D 348 ἐϲέβαλον Ar: -βαλλον D 349 τριήκοντα AD^{pc}: τριά- r 350 Μηλίδοϲ d: -ιάδοϲ A καὶ <τῆϲ> S 350–2 ἥ περ ... Πελοποννήϲῳ] verba ad Δωρίϲ spectantia del. Macan 350 ἥ D: ᾗ Ar 351 Δρυοπίϲ A: -πίηϲ d 356, 357 Παρνηϲϲοῦ d: -ηϲοῦ A 357 suppl. Pingel 361 Κριϲαίου AD: Κριϲϲ- r οἰκημένην Stein: οἰκεομένην 364 πόλιϲ A: πόλιαϲ d 365 ταύτῃ] τά τε Stein 366 Δρύμον hoc accentu A

πλούϲιον, θηϲαυροῖϲί τε καὶ ἀναθήμαϲι πολλοῖϲι κατεϲκευαϲμένον· ἦν δὲ καὶ τότε καὶ νῦν ἔτι ἔϲτι χρηϲτήριον αὐτόθι· καὶ τοῦτο τὸ ἱρὸν ϲυλήϲαντεϲ ἐνέπρηϲαν. καί τιναϲ διώκοντεϲ εἷλον τῶν Φωκέων πρὸϲ τοῖϲι ὄρεϲι, καὶ γυναῖκάϲ τιναϲ διέφθειραν μιϲγόμενοι ὑπὸ πλήθεοϲ.

34 Παραποταμίουϲ δὲ παραμειβόμενοι οἱ βάρβαροι ἀπίκοντο ἐϲ Πανοπέαϲ. ἐνθεῦτεν δὲ ἤδη διακρινομένη ἡ ϲτρατιὴ αὐτῶν ἐϲχίζετο. τὸ μὲν πλεῖϲτον καὶ δυνατώτατον τοῦ ϲτρατοῦ ἅμα αὐτῷ Ξέρξῃ πορευόμενον ἐπ᾽ Ἀθήναϲ ἐϲέβαλε ἐϲ Βοιωτούϲ, ἐϲ γῆν τὴν Ὀρχομενίων. Βοιωτῶν δὲ πᾶν τὸ πλῆθοϲ ἐμήδιζε, τὰϲ δὲ πόλιϲ αὐτῶν ἄνδρεϲ Μακεδόνεϲ διατεταγμένοι ἔϲῳζον, ὑπὸ Ἀλεξάνδρου ἀποπεμφθέντεϲ. ἔϲῳζον δὲ τῇδε, <...> δῆλον βουλόμενοι ποιέειν Ξέρξῃ ὅτι τὰ Μήδων Βοιωτοὶ
35 φρονέοιεν. οὗτοι μὲν δὴ τῶν βαρβάρων ταύτῃ ἐτράποντο, ἄλλοι δὲ αὐτῶν ἡγεμόναϲ ἔχοντεϲ ὁρμέατο ἐπὶ τὸ ἱρὸν τὸ ἐν Δελφοῖϲι, ἐν δεξιῇ τὸν Παρνηϲϲὸν ἀπέργοντεϲ. ὅϲα δὲ καὶ οὗτοι ἐπέϲχον τῆϲ Φωκίδοϲ, πάντα ἐϲιναμώρεον· καὶ γὰρ τῶν Πανοπέων τὴν πόλιν ἐνέπρηϲαν καὶ Δαυλίων καὶ Αἰολιδέων. (2) ἐπορεύοντο δὲ ταύτῃ ἀποϲχιϲθέντεϲ τῆϲ ἄλληϲ ϲτρατιῆϲ τῶνδε εἵνεκα, ὅκωϲ ϲυλήϲαντεϲ τὸ ἱρὸν τὸ ἐν Δελφοῖϲι βαϲιλέϊ Ξέρξῃ ἀποδέξαιεν τὰ χρήματα. πάντα δ᾽ ἠπίϲτατο τὰ ἐν τῷ ἱρῷ ὅϲα λόγου ἦν ἄξια Ξέρξηϲ, ὡϲ ἐγὼ πυνθάνομαι, ἄμεινον ἢ τὰ ἐν τοῖϲι οἰκίοιϲι ἔλιπε, πολλῶν αἰεὶ λεγόντων, καὶ μάλιϲτα
36 τὰ Κροίϲου τοῦ Ἀλυάττεω ἀναθήματα. οἱ δὲ Δελφοὶ πυνθανόμενοι ταῦτα ἐϲ πᾶϲαν ἀρρωδίην ἀπίκατο, ἐν δείματι δὲ μεγάλῳ κατεϲτεῶτεϲ ἐμαντεύοντο περὶ τῶν ἱρῶν χρημάτων,

371 ἔτι ἔϲτι Van Herwerden: ἔτι A: ἔϲτι d 373 τῶν d: om. A τιναϲ <τὰϲ> Legrand 374 διέφθειραν A: -ον d 378 ἐπ᾽ A: ἐϲ d 379 τὴν A: τῶν d 380 πόλιϲ A: πόλιαϲ d 381 τῇδε A: om. d: del. Van Herwerden 382 lacunam statuit Pingel 385 Παρνηϲϲὸν d: -ηϲὸν A 388 ταύτῃ d: -ην A 389 εἵνεκα A: -κεν d 390 Ξέρξῃ del. Van Herwerden ἠπίϲτατο A: ἐπιϲτέατο d 393 τὰ A: om. d Δελφοὶ δὲ A 394 δὲ A: τε d

εἴτέ cφεα κατὰ γῆc κατορύξωcι εἴτε ἐκκομίcωcι ἐc ἄλλην χώρην. ὁ δὲ θεόc cφεαc οὐκ ἔα κινέειν, φὰc αὐτὸc ἱκανὸc εἶναι τῶν ἑωυτοῦ προκατῆcθαι. (2) Δελφοὶ δὲ ταῦτα ἀκούcαντεc cφέων αὐτῶν πέρι ἐφρόντιζον. τέκνα μέν νυν καὶ γυναῖκαc πέρην ἐc τὴν Ἀχαιίην διέπεμψαν, αὐτῶν δὲ οἱ μὲν πλεῖcτοι ἀνέβηcαν ἐc τοῦ Παρνηccοῦ τὰc κορυφὰc καὶ ἐc τὸ Κωρύκιον ἄντρον ἀνηνείκαντο, οἱ δὲ ἐc Ἄμφιccαν τὴν Λοκρίδα ὑπεξῆλθον. πάντεc δὲ ὦν οἱ Δελφοὶ ἐξέλιπον τὴν πόλιν, πλὴν ἑξήκοντα ἀνδρῶν καὶ τοῦ προφήτεω. ἐπεὶ δὲ ἀγχοῦ τε 37
ἦcαν οἱ βάρβαροι ἐπιόντεc καὶ ἀπώρων τὸ ἱρόν, ἐν τούτῳ ὁ προφήτηc, τῷ οὔνομα ἦν Ἀκήρατοc, ὁρᾷ πρὸ τοῦ νηοῦ ὅπλα προκείμενα ἔcωθεν ἐκ τοῦ μεγάρου ἐξενηνειγμένα ἱρά, τῶν οὐκ ὅcιον ἦν ἅπτεcθαι ἀνθρώπων οὐδενί. (2) ὁ μὲν δὴ ἤιε Δελφῶν τοῖcι παρεοῦcι cημανέων τὸ τέραc· οἱ δὲ βάρβαροι ἐπειδὴ ἐγίνοντο ἐπειγόμενοι κατὰ τὸ ἱρὸν τῆc Προνηίηc Ἀθηναίηc, ἐπιγίνεταί cφι τέρεα ἔτι μέζονα τοῦ πρὶν γενομένου τέρεοc. θῶμα μὲν γὰρ καὶ τοῦτο κάρτα ἐcτί, ὅπλα ἀρήια αὐτόματα φανῆναι ἔξω προκείμενα τοῦ νηοῦ· τὰ δὲ δὴ ἐπὶ τούτῳ δεύτερα ἐπιγενόμενα καὶ διὰ πάντων φαcμάτων ἄξια θωμάcαι μάλιcτα. (3) ἐπεὶ γὰρ δὴ ἦcαν ἐπιόντεc οἱ βάρβαροι κατὰ τὸ ἱρὸν τῆc Προνηίηc Ἀθηναίηc, ἐν τούτῳ ἐκ μὲν τοῦ οὐρανοῦ κεραυνοὶ αὐτοῖcι ἐνέπιπτον, ἀπὸ δὲ τοῦ Παρνηccοῦ ἀπορραγεῖcαι δύο κορυφαὶ ἐφέροντο πολλῷ πατάγῳ ἐc αὐτοὺc καὶ κατέλαβον cυχνούc cφεων, ἐκ δὲ τοῦ ἱροῦ τῆc Προνηίηc βοή τε καὶ ἀλαλαγμὸc ἐγίνετο. cυμμιγέντων δὲ

396 cφέα AD: cφέαc r 397 cφεαc] cφεα Stein κινέειν d: κινεῖν A 401 Παρνηccοῦ d: -ηcοῦ A 404 τε d: om. A 407 ἐξενηνειγμένα d: -εγμένα A ἱρά] ἀρήια Naber: del. Kallenberg 408 ἀνθρώπων AD: -πῳ r 410 Προνηίηc d: -ναίηc A 411 μέζονα A: μεί- d γενομένου A: γεγενημένου d 412 θῶμα A: θώυμα d μὲν A: om. d 414 ἐπιγενόμενα P: ἐπιγιν- A: γινόμενα d 415 θωμάcαι A: θωυμ- d 416 Προνηίηc d: -ναίηc A 417 Παρνηccοῦ d: -ηcοῦ A 419 κατέλαβον] κατέβαλον Reiske an cφεων <φεύγονταc>? 420 Προνηίηc <νηοῦ> d, quo recepto ἱροῦ del. Legrand

τούτων πάντων φόβοϲ τοῖϲι βαρβάροιϲι ἐνεπεπτώκεε.
38 *μαθόντεϲ δὲ οἱ Δελφοὶ φεύγοντάϲ ϲφεαϲ, ἐπικαταβάντεϲ*
ἀπέκτειναν πλῆθόϲ τι αὐτῶν. οἱ δὲ περιεόντεϲ ἰθὺ Βοιωτῶν
ἔφευγον. ἔλεγον δὲ οἱ ἀπονοϲτήϲαντεϲ οὗτοι τῶν βαρβάρων,
ὡϲ ἐγὼ πυνθάνομαι, ὡϲ πρὸϲ τούτοιϲι καὶ ἄλλα ὥρων θεῖα·
δύο γὰρ ὁπλίταϲ μέζονα ἢ κατὰ ἄνθρωπον φύϲιν ἔχονταϲ
39 *ἕπεϲθαί ϲφι κτείνονταϲ καὶ διώκονταϲ. τούτουϲ δὲ τοὺϲ*
δύο Δελφοὶ λέγουϲι εἶναι ἐπιχωρίουϲ ἥρωαϲ, Φύλακόν τε καὶ
Αὐτόνοον, τῶν τὰ τεμένεά ἐϲτι περὶ τὸ ἱρόν, Φυλάκου μὲν
παρ' αὐτὴν τὴν ὁδὸν κατύπερθε τοῦ ἱροῦ τῆϲ Προνηίηϲ,
Αὐτονόου δὲ πέλαϲ τῆϲ Καϲταλίηϲ ὑπὸ τῇ Ὑαμπείῃ κορυφῇ.
(2) *οἱ δὲ πεϲόντεϲ ἀπὸ τοῦ Παρνηϲϲοῦ λίθοι ἔτι καὶ ἐϲ ἡμέαϲ*
ἦϲαν ϲόοι, ἐν τῷ τεμένεϊ τῆϲ Προνηίηϲ Ἀθηναίηϲ κείμενοι, ἐϲ
τὸ ἐνέϲκηψαν διὰ τῶν βαρβάρων φερόμενοι. τούτων μέν νυν
τῶν ἀνδρῶν αὕτη ἀπὸ τοῦ ἱροῦ ἀπαλλαγὴ γίνεται.

40 *Ὁ δὲ Ἑλλήνων ναυτικὸϲ ϲτρατὸϲ ἀπὸ τοῦ Ἀρτεμιϲίου*
Ἀθηναίων δεηθέντων ἐϲ Ϲαλαμῖνα κατίϲχει τὰϲ νέαϲ.
τῶνδε δὲ εἵνεκα προϲεδεήθηϲαν αὐτῶν ϲχεῖν πρὸϲ Ϲαλαμῖνα
Ἀθηναῖοι, ἵνα αὐτοὶ παῖδάϲ τε καὶ γυναῖκαϲ ὑπεξαγάγωνται
ἐκ τῆϲ Ἀττικῆϲ, πρὸϲ δὲ καὶ βουλεύϲωνται τὸ ποιητέον
αὐτοῖϲι ἔϲται. ἐπὶ γὰρ τοῖϲι κατήκουϲι πρήγμαϲι βουλὴν
ἔμελλον ποιήϲεϲθαι ὡϲ ἐψευϲμένοι γνώμηϲ. (2) *δοκέοντεϲ γὰρ*
εὑρήϲειν Πελοποννηϲίουϲ πανδημεὶ ἐν τῇ Βοιωτίῃ ὑποκατη-
μένουϲ τὸν βάρβαρον, τῶν μὲν εὗρον οὐδὲν ἐόν, οἱ δὲ ἐπυν-
θάνοντο τὸν Ἰϲθμὸν αὐτοὺϲ τειχέονταϲ, ὡϲ τὴν Πελοπόννηϲον
περὶ πλείϲτου τε ποιεομένουϲ περιεῖναι καὶ ταύτην ἔχονταϲ

423 *τι* A: *τε* d *ἰθὺ* d: *εὐθὺ* A 426 *μέζονα ... ἄνθρωπον* Wesseling: *μέζοναϲ ... ἀνθρώπων* Ad, quo recepto *ἐόνταϲ* pro *ἔχονταϲ* Koen: *ἔχονταϲ* del. Reiske 433 *Ἀθηναίηϲ* del. Hude 434 *ἐνέϲκηψαν* A: *-αντο* d 437 *κατίϲχει* A: *καταϲχεῖν* d *νέαϲ* A: *νῆαϲ* d 438 *δὲ* A: om. d 439 *αὐτοὶ Ἀθηναῖοι ἵνα* d 441 *ἔϲται*] *ἐϲτι* Powell 442 *ποιήϲεϲθαι* r: *-ϲαϲθαι* AD 443 *πανδημεὶ* d: *-μὶ* AD^{ac} 445 *ὡϲ* Stein: *εἰϲ* A: *καὶ* d 446 *τε* Ar: om. D *περιεῖναί* <*τε*> d *ἔχονταϲ* A: *-εϲ* d

ἐν φυλακῇ, τὰ ἄλλα δὲ ἀπιέναι. ταῦτα πυνθανόμενοι οὕτω
δὴ προϲεδεήθηϲάν ϲφεων ϲχεῖν πρὸϲ τὴν Ϲαλαμῖνα. οἱ μὲν δὴ 41
ἄλλοι κατέϲχον ἐϲ τὴν Ϲαλαμῖνα, Ἀθηναῖοι δὲ ἐϲ τὴν ἑωυτῶν.
μετὰ δὲ τὴν ἄπιξιν κήρυγμα ἐποιήϲαντο, Ἀθηναίων τῇ τιϲ
δύναται ϲῴζειν τέκνα τε καὶ τοὺϲ οἰκέταϲ. ἐνθαῦτα οἱ μὲν
πλεῖϲτοι ἐϲ Τροιζῆνα ἀπέϲτειλαν, οἱ δὲ ἐϲ Αἴγιναν, οἱ δὲ ἐϲ
Ϲαλαμῖνα. (2) ἔϲπευϲαν δὲ ταῦτα ὑπεκθέϲθαι τῷ χρηϲτηρίῳ
τε βουλόμενοι ὑπηρετέειν καὶ δὴ καὶ τοῦδε εἵνεκα οὐκ
ἥκιϲτα· λέγουϲι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα τῆϲ ἀκρο-
πόλιοϲ ἐνδιαιτᾶϲθαι ἐν τῷ ἱρῷ. λέγουϲί τε ταῦτα καὶ δὴ καὶ
ὡϲ ἐόντι ἐπιμήνια ἐπιτελέουϲι προτιθέντεϲ· τὰ δ' ἐπιμήνια
μελιτόεϲϲά ἐϲτι. (3) αὕτη δὴ ἡ μελιτόεϲϲα ἐν τῷ πρόϲθε
αἰεὶ χρόνῳ ἀναιϲιμουμένη τότε ἦν ἄψαυϲτοϲ. ϲημηνάϲηϲ δὲ
ταῦτα τῆϲ ἱερείηϲ μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ προθυμότερον
ἐξέλιπον τὴν πόλιν ὡϲ καὶ τῆϲ θεοῦ ἀπολελοιπυίηϲ τὴν
ἀκρόπολιν. ὡϲ δέ ϲφι πάντα ὑπεξέκειτο, ἔπλωον ἐϲ τὸ
ϲτρατόπεδον. ἐπεὶ δὲ οἱ ἀπ' Ἀρτεμιϲίου ἐϲ Ϲαλαμῖνα 42
κατέϲχον τὰϲ νέαϲ, ϲυνέρρεε καὶ ὁ λοιπὸϲ πυνθανόμενοϲ ὁ
τῶν Ἑλλήνων ναυτικὸϲ ϲτρατὸϲ ἐκ Τροιζῆνοϲ· ἐϲ γὰρ
Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο ϲυλλέγεϲθαι.
ϲυνελέχθηϲάν τε δὴ πολλῷ πλεῦνεϲ νέεϲ ἢ ἐπ' Ἀρτεμιϲίῳ
ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων. (2) ναύαρχοϲ μέν νυν
ἐπῆν ὡυτὸϲ ὅϲπερ ἐπ' Ἀρτεμιϲίῳ, Εὐρυβιάδηϲ ὁ Εὐρυκλείδεω
ἀνὴρ Ϲπαρτιήτηϲ, οὐ μέντοι γένεόϲ γε τοῦ βαϲιληίου ἐών·

447 ἀπιέναι] ἀπιένταϲ Blaydes δὴ πυνθανόμενοι οὕτω d 451 ϲῴζειν <τὰ> d 452 et infra Τροίζηνα hoc accentu Ad, recto T 453 ταῦτα] an πάντα? 454 ὑπηρετέειν A: -εῖν d εἵνεκα A: εἵνεκεν d 455 ὄφιν A: ϲφι d 456 ἐνδιαιτᾶϲθαι A: -τέεϲθαι d τε A: δὲ d καὶ[2] d: om. A 457 ἐπιτελέουϲι] δια- Powell 458 ἐϲτι μελιτόεϲϲα d δὴ Stein: δ' πρόϲθε D: -εν Ar 460 ἱερείηϲ A: ἱρ- d προθυμότερον d: πρότερον A 461 ἐξέλιπον d: -ειπον A ἀπολελοιπυίηϲ d: -οίηϲ A 462 ὑπεξέκειτο πάντα d ἔπλωον d: -πλε- A 464 et passim νέαϲ A: νῆαϲ d 466 τὸν A: τῶν d προείρητο A: εἴρητο d 467 τε Ar: δὲ d νέεϲ A: νῆεϲ d 470 γε d: om. A

νέαϲ δὲ πολλῷ πλείϲταϲ τε καὶ ἄριϲτα πλωούϲαϲ παρείχοντο
43 Ἀθηναῖοι. ἐϲτρατεύοντο δὲ οἵδε· ἐκ μὲν Πελοποννήϲου
Λακεδαιμόνιοι ἑκκαίδεκα νέαϲ παρεχόμενοι, Κορίνθιοι δὲ τὸ
αὐτὸ πλήρωμα παρεχόμενοι τὸ καὶ ἐπ' Ἀρτεμιϲίῳ· Ϲικυώνιοι δὲ πεντεκαίδεκα παρείχοντο νέαϲ, Ἐπιδαύριοι δὲ δέκα,
Τροιζήνιοι δὲ πέντε, Ἑρμιονέεϲ δὲ τρεῖϲ, ἐόντεϲ οὗτοι πλὴν
Ἑρμιονέων Δωρικόν τε καὶ Μακεδνὸν ἔθνοϲ, ἐξ Ἐρινεοῦ τε
καὶ Πίνδου καὶ τῆϲ Δρυοπίδοϲ ὕϲτατα ὁρμηθέντεϲ. οἱ δὲ
Ἑρμιονέεϲ εἰϲὶ Δρύοπεϲ, ὑπὸ Ἡρακλέοϲ τε καὶ Μηλιέων ἐκ τῆϲ
44 νῦν Δωρίδοϲ καλεομένηϲ χώρηϲ ἐξαναϲτάντεϲ. οὗτοι μέν νυν
Πελοποννηϲίων ἐϲτρατεύοντο, οἵδε <δὲ> ἐκ τῆϲ ἔξω ἠπείρου,
Ἀθηναῖοι μὲν πρὸϲ πάνταϲ τοὺϲ ἄλλουϲ παρεχόμενοι
νέαϲ ὀγδώκοντα καὶ ἑκατόν, μοῦνοι· ἐν Ϲαλαμῖνι γὰρ οὐ
ϲυνεναυμάχηϲαν Πλαταιέεϲ Ἀθηναίοιϲι διὰ τοιόνδε τι
πρῆγμα· ἀπαλλαϲϲομένων τῶν Ἑλλήνων ἀπὸ τοῦ Ἀρτεμιϲίου, ὡϲ ἐγίνοντο κατὰ Χαλκίδα, οἱ Πλαταιέεϲ ἀποβάντεϲ
ἐϲ τὴν περαίην τῆϲ Βοιωτίηϲ χώρηϲ πρὸϲ ἐκκομιδὴν
ἐτράποντο τῶν οἰκετέων. οὗτοι μέν νυν τούτουϲ ϲῴζοντεϲ
ἐλείφθηϲαν. (2) Ἀθηναῖοι δὲ ἐπὶ μὲν Πελαϲγῶν ἐχόντων τὴν
νῦν Ἑλλάδα καλεομένην ἦϲαν Πελαϲγοί, ὀνομαζόμενοι
Κραναοί, ἐπὶ δὲ Κέκροποϲ βαϲιλέοϲ ἐπεκλήθηϲαν
Κεκροπίδαι, ἐκδεξαμένου δὲ Ἐρεχθέοϲ τὴν ἀρχὴν Ἀθηναῖοι
μετωνομάϲθηϲαν, Ἴωνοϲ δὲ τοῦ Ξούθου ϲτρατάρχεω γενο-
45 μένου Ἀθηναίοιϲι ἐκλήθηϲαν ἀπὸ τούτου Ἴωνεϲ. Μεγαρέεϲ
δὲ τὠυτὸ πλήρωμα παρείχοντο τὸ καὶ ἐπ' Ἀρτεμιϲίῳ,
Ἀμπρακιῶται δὲ ἑπτὰ νέαϲ ἔχοντεϲ ἐπεβοήθηϲαν, Λευκάδιοι

471 νέαϲ A: νῆαϲ d πλωόυϲαϲ d: πλε- A 474 τὸ d: ὃ A
475 παρείχοντο A: παρέϲχοντο d 476 πεντε<καίδεκα> Keyser
479 Ἡρακλέοϲ A: -έουϲ d 481 suppl. Schweighäuser 483 νέαϲ A: νῆαϲ
d μοῦνοι Ar: μοῦνον D 484 τι d: om. A 487 περαίην A: περδίην
D: πτερίην r ἐκκομιδὴν A: κομιδὴν d 490 ὀνομαζόμενοι A: οὐν- d
491 ἐπεκλήθηϲαν d: ἐκλ- A 492 Ἐρεχθέοϲ A: -έωϲ d 495 παρείχοντο
d: παρεῖχον A 496 νέαϲ A: νῆαϲ d ἐπεβοήθηϲαν A: -βώθηϲαν d

*δὲ τρεῖϲ, ἔθνοϲ ἐόντεϲ οὗτοι Δωρικὸν ἀπὸ Κορίνθου.
νηϲιωτέων δὲ Αἰγινῆται τριήκοντα παρείχοντο. ἦϲαν μέν νύν* 46
*ϲφι καὶ ἄλλαι πεπληρωμέναι νέεϲ, ἀλλὰ τῇϲι μὲν τὴν ἑωυτῶν
ἐφύλαϲϲον, τριήκοντα δὲ τῇϲι ἄριϲτα πλωούϲῃϲι ἐν Ϲαλαμῖνι
ἐναυμάχηϲαν. Αἰγινῆται δέ εἰϲι Δωριέεϲ ἀπὸ Ἐπιδαύρου· τῇ
δὲ νήϲῳ πρότερον οὔνομα ἦν Οἰνώνη.* (2) *μετὰ δὲ Αἰγινήταϲ
Χαλκιδέεϲ τὰϲ ἐπ' Ἀρτεμιϲίῳ εἴκοϲι παρεχόμενοι καὶ
Ἐρετριέεϲ τὰϲ ἑπτά· οὗτοι δὲ Ἴωνέϲ εἰϲι. μετὰ δὲ Κήιοι
τὰϲ αὐτὰϲ παρεχόμενοι, ἔθνοϲ ἐὸν Ἰωνικὸν ἀπὸ Ἀθηνέων.*
(3) *Νάξιοι δὲ παρείχοντο τέϲϲεραϲ, ἀποπεμφθέντεϲ μὲν ἐϲ
τοὺϲ Μήδουϲ ὑπὸ τῶν πολιητέων, κατάπερ ὦλλοι νηϲιῶται,
ἀλογήϲαντεϲ δὲ τῶν ἐντολέων ἀπίκατο ἐϲ τοὺϲ Ἕλληναϲ
Δημοκρίτου ϲπεύϲαντοϲ, ἀνδρὸϲ τῶν ἀϲτῶν δοκίμου καὶ τότε
τριηραρχέοντοϲ· Νάξιοι δέ εἰϲι Ἴωνεϲ ἀπὸ Ἀθηνέων
γεγονότεϲ.* (4) *Ϲτυρέεϲ δὲ τὰϲ αὐτὰϲ παρείχοντο νέαϲ τὰϲ
καὶ ἐπ' Ἀρτεμιϲίῳ, Κύθνιοι δὲ μίαν καὶ πεντηκόντερον,
ἐόντεϲ ϲυναμφότεροι οὗτοι Δρύοπεϲ. καὶ Ϲερίφιοί τε καὶ
Ϲίφνιοι καὶ Μήλιοι ἐϲτρατεύοντο· οὗτοι γὰρ οὐκ ἔδοϲαν
μοῦνοι νηϲιωτέων τῷ βαρβάρῳ γῆν τε καὶ ὕδωρ. οὗτοι* 47
*μὲν ἅπαντεϲ ἐντὸϲ οἰκημένοι Θεϲπρωτῶν καὶ Ἀχέροντοϲ
ποταμοῦ ἐϲτρατεύοντο· Θεϲπρωτοὶ γάρ εἰϲι ὁμουρέοντεϲ
Ἀμπρακιώτῃϲι καὶ Λευκαδίοιϲι, οἳ ἐξ ἐϲχατέων χωρέων
ἐϲτρατεύοντο. τῶν δὲ ἐκτὸϲ τούτων οἰκημένων Κροτωνιῆται
μοῦνοι ἦϲαν οἳ ἐβοήθηϲαν τῇ Ἑλλάδι κινδυνευούϲῃ μιῇ
νηί, τῆϲ ἦρχε ἀνὴρ τρὶϲ Πυθιονίκηϲ Φάϋλλοϲ· Κροτωνιῆται δὲ*

498 *νύν* d: om. A 499 <*δυώδεκα*> post *ἄλλαι* suppl. Van Herwerden, post *νέεϲ* Stein 500 *πλωούϲῃϲι* d: *πλε-* A 504 *Κήιοι* edd.: *Κεῖοι* A: *Κῖοι* d 505 *ἐὸν* A: om. d *Ἀθηνέων* P: *-αίων* Ad 507 *ὦλλοι* d: *οἱ ἄλλοι* A 508 *ἀπίκατο* A: *-κοντο* d 509 *ϲπεύϲαντοϲ* A: *πλεύϲαντοϲ* d 510 *Ἀθηνέων* edd.: *-αίων* 511 *νέαϲ* A: *νῆαϲ* d 512 *καὶ*[1] d: *περ* A *Κύθνιοι* Wesseling: *Κύνθιοι* 514 *Ϲίφνιοί* <*τε*> d 516 *ἅπαντεϲ* A: *πάντεϲ* d 517 *εἰϲι* <*οἵ*> d 518 *οἳ* A: om. d 520 *ἐβοήθηϲαν* A: *ἐβώθ-* d *νηὶ μιῇ* d 521 *Πυθιονίκηϲ* A: *-κοϲ* d *Φάϋλλοϲ* A: *Φαυλοϲ* incerto accentu d

48 γένοϲ εἰϲὶ Ἀχαιοί. οἱ μέν νυν ἄλλοι τριήρεαϲ παρεχόμενοι ἐϲτρατεύοντο, Μήλιοι δὲ καὶ Ϲίφνιοι καὶ Ϲερίφιοι πεντηκοντέρουϲ. Μήλιοι μέν, γένοϲ ἐόντεϲ <Δωριέεϲ> ἀπὸ Λακεδαίμονοϲ, δύο παρείχοντο, Ϲίφνιοι δὲ καὶ Ϲερίφιοι, Ἴωνεϲ ἐόντεϲ ἀπ' Ἀθηνέων, μίαν ἑκάτεροι. ἀριθμὸϲ δὲ ἐγένετο ὁ πᾶϲ τῶν νεῶν, πάρεξ τῶν πεντηκοντέρων, τριηκόϲιαι καὶ ἑβδομήκοντα καὶ ὀκτώ.

49 Ὡϲ δὲ ἐϲ τὴν Ϲαλαμῖνα ϲυνῆλθον οἱ ϲτρατηγοὶ <οἱ> ἀπὸ τῶν εἰρημένων πολίων, ἐβουλεύοντο, προθέντοϲ Εὐρυβιάδεω γνώμην ἀποφαίνεϲθαι τὸν βουλόμενον, ὅκου δοκέοι ἐπιτηδεότατον εἶναι ναυμαχίην ποιέεϲθαι τῶν αὐτοὶ χωρέων ἐγκρατέεϲ εἰϲί· ἡ γὰρ Ἀττικὴ ἀπεῖτο ἤδη, τῶν δὲ λοιπέων πέρι προετίθεε. (2) αἱ γνῶμαι δὲ τῶν λεγόντων αἱ πλεῖϲται ϲυνεξέπιπτον πρὸϲ τὸν Ἰϲθμὸν πλώϲανταϲ ναυμαχέειν πρὸ τῆϲ Πελοποννήϲου, ἐπιλέγοντεϲ τὸν λόγον τόνδε, ὡϲ εἰ νικηθέωϲι τῇ ναυμαχίῃ, ἐν Ϲαλαμῖνι μὲν ἐόντεϲ πολιορκήϲονται ἐν νήϲῳ, ἵνα ϲφι τιμωρίη οὐδεμία ἐπιφανήϲεται,

50 πρὸϲ δὲ τῷ Ἰϲθμῷ ἐϲ τοὺϲ ἑωυτῶν ἐξοίϲονται. ταῦτα τῶν ἀπὸ Πελοποννήϲου ϲτρατηγῶν ἐπιλεγομένων ἐληλύθε<ε> ἀνὴρ Ἀθηναῖοϲ ἀγγέλλων ἥκειν τὸν βάρβαρον ἐϲ τὴν Ἀττικὴν καὶ πᾶϲαν αὐτὴν πυρπολέεϲθαι. (2) ὁ γὰρ διὰ Βοιωτῶν τραπόμενοϲ ϲτρατὸϲ ἅμα Ξέρξῃ, ἐμπρήϲαϲ Θεϲπιέων τὴν πόλιν αὐτῶν ἐκλελοιπότων ἐϲ Πελοπόννηϲον καὶ τὴν Πλαταιέων ὡϲαύτωϲ, ἧκέ τε ἐϲ τὰϲ Ἀθήναϲ καὶ πάντα ἐκεῖνα ἐδηίου. ἐνέπρηϲε δὲ Θέϲπειάν τε καὶ Πλάταιαν πυθόμενοϲ

522 *νυν* A[sl]: om. d *παρεχόμενοι* A: *παρέχοντεϲ* d 524 *γένοϲ ἐόντεϲ* d: *γεγονότεϲ* A suppl. Powell 526 *Ἀθηνῶν* (sic) Eustathius ad Dion. Per. 525: *Ἀθηναίων* 527 *νεῶν* A: *νηῶν* d 527–8 *ὀκτὼ καὶ πεντήκοντα καὶ τριηκόϲιαι* d 529 suppl. Van Herwerden 532 *ποιέεϲθαι* A: *ποιήϲεϲθαι* d *χωρέων* A: *χώρων* d 533 *ἀπεῖτο* edd.: *ἀφ-* *λοιπέων* A: *λοιπῶν* d 534 *πέρι* A: om. d 536 *τόνδε* A: *τοῦτον* d *εἰ* A: *ἢν* d 537 *μὲν ἐόντεϲ* AD: *μενέοντεϲ* r: *μένοντεϲ* Powell 538 *οὐδεμία* edd.: *-ίη* *ἐπιφανήϲεται* A: *φανήϲεται* d 539 –40 *τῶν … ϲτρατηγῶν* del. Powell 540 suppl. Werfer 544 *αὐτῶν* A: *ἐκ τῶν* d *τὴν* A: *τῶν* d 545 *ἐκεῖνα*] an *ἐκεῖθι*? 546 *δὲ Θέϲπειάν τε* A: *Θέϲπιαν* d

Θηβαίων ὅτι οὐκ ἐμήδιζον. ἀπὸ δὲ τῆϲ διαβάϲιοϲ τοῦ 51
Ἑλληϲπόντου, ἔνθεν πορεύεϲθαι ἤρξαντο οἱ βάρβαροι, ἕνα
αὐτοῦ διατρίψαντεϲ μῆνα, ἐν τῷ διέβαινον ἐϲ τὴν Εὐρώπην,
ἐν τριϲὶ ἑτέροιϲι μηϲὶ ἐγένοντο ἐν τῇ Ἀττικῇ, Καλλιάδεω
ἄρχοντοϲ Ἀθηναίοιϲι. (2) καὶ αἱρέουϲι ἔρημον τὸ ἄϲτυ καί
τιναϲ ὀλίγουϲ εὑρίϲκουϲι τῶν Ἀθηναίων ἐν τῷ ἱρῷ ἐόνταϲ,
ταμίαϲ τε τοῦ ἱροῦ καὶ πένηταϲ ἀνθρώπουϲ, οἳ φραξάμενοι
τὴν ἀκρόπολιν θύρῃϲί τε καὶ ξύλοιϲι ἠμύνοντο τοὺϲ ἐπιόνταϲ,
ἅμα μὲν ὑπ᾽ ἀϲθενείηϲ βίου οὐκ ἐκχωρήϲαντεϲ ἐϲ Ϲαλαμῖνα,
πρὸϲ δὲ καὶ αὐτοὶ δοκέοντεϲ ἐξευρηκέναι τὸ μαντήιον τὸ ἡ
Πυθίη ϲφι ἔχρηϲε, τὸ ξύλινον τεῖχοϲ ἀνάλωτον ἔϲεϲθαι· αὐτὸ
δὴ τοῦτο εἶναι τὸ κρηϲφύγετον κατὰ τὸ μαντήιον καὶ οὐ τὰϲ
νέαϲ. οἱ δὲ Πέρϲαι ἱζόμενοι ἐπὶ τὸν καταντίον τῆϲ ἀκροπόλιοϲ 52
ὄχθον, τὸν Ἀθηναῖοι καλέουϲι Ἀρήιον πάγον, ἐπολιόρκεον
τρόπον τοιόνδε· ὅκωϲ ϲτυππεῖον περὶ τοὺϲ ὀϊϲτοὺϲ περι-
θέντεϲ ἅψειαν, ἐτόξευον ἐϲ τὸ φράγμα. ἐνθαῦτα Ἀθηναίων
οἱ πολιορκεόμενοι ὅμωϲ ἠμύνοντο, καίπερ ἐϲ τὸ ἔϲχατον
κακοῦ ἀπιγμένοι καὶ τοῦ φράγματοϲ προδεδωκότοϲ. (2) οὐδὲ
λόγουϲ τῶν Πειϲιϲτρατιδέων προϲφερόντων περὶ ὁμολογίηϲ
ἐνεδέκοντο, ἀμυνόμενοι δὲ ἄλλα τε ἀντεμηχανῶντο καὶ δὴ
καὶ προϲιόντων τῶν βαρβάρων πρὸϲ τὰϲ πύλαϲ ὀλοιτρόχουϲ
ἀπίεϲαν, ὥϲτε Ξέρξην ἐπὶ χρόνον ϲυχνὸν ἀπορίῃϲι ἐνέχεϲθαι
οὐ δυνάμενόν ϲφεαϲ ἑλεῖν. χρόνῳ δ᾽ ἐκ τῶν ἀπόρων ἐφάνη δή 53
τιϲ ἔϲοδοϲ τοῖϲι βαρβάροιϲι· ἔδεε γὰρ κατὰ τὸ θεοπρόπιον
πᾶϲαν τὴν Ἀττικὴν τὴν ἐν τῇ ἠπείρῳ γενέϲθαι ὑπὸ Πέρϲῃϲι.
ἔμπροϲθε ὦν τῆϲ ἀκροπόλιοϲ, ὄπιϲθε δὲ τῶν πυλέων καὶ τῆϲ
ἀνόδου, τῇ δὴ οὔτε τιϲ ἐφύλαϲϲε οὔτ᾽ ἂν ἤλπιϲε μή κοτέ τιϲ

549 μῆνα A: om. d   550 μηϲὶ A: μήνεϲι(ν) d   553 ἱροῦ d: ἱεροῦ A
556 καὶ d: om. A   557 τὸ Ar: καὶ D   <καὶ> αὐτὸ Powell   558 εἶναι
A: ἔϲεϲθαι d   559 νέαϲ A: νῆαϲ d   560 ἐπολιόρκεον AD: -οντο r
564 προδεδωκότοϲ AD: προϲ- r   566 ἀντεμηχανῶντο A: ἀνε- d
568 Ξέρξην A: -ξεα d   570 ἔϲοδοϲ] ἔξ- Pingel: an ἔπ- ?   571 ἐν A: ἐπὶ d
572 ἔμπροϲθε A: -εν d   ὦν <πρὸ> A

κατὰ τοῦτο ἀναβαίη ἀνθρώπων, ταύτῃ ἀνέβηcάν τινεc κατὰ τὸ ἱρὸν τῆc Κέκροποc θυγατρὸc Ἀγλαύρου, καίπερ ἀποκρήμνου ἐόντοc τοῦ χώρου. (2) ὡc δὲ εἶδον αὐτοὺc ἀναβεβηκόταc οἱ Ἀθηναῖοι ἐπὶ τὴν ἀκρόπολιν, οἱ μὲν ἐρρίπτεον ἑωυτοὺc κατὰ τοῦ τείχεοc κάτω καὶ διεφθείροντο, οἱ δὲ ἐc τὸ μέγαρον κατέφευγον. τῶν δὲ Περcέων οἱ ἀναβεβηκότεc πρῶτον μὲν ἐτράποντο πρὸc τὰc πύλαc, ταύταc δὲ ἀνοίξαντεc τοὺc ἱκέταc ἐφόνευον· ἐπεὶ δέ cφι πάντεc κατέcτρωντο, τὸ ἱρὸν

54 cυλήcαντεc ἐνέπρηcαν πᾶcαν τὴν ἀκρόπολιν. cχὼν δὲ παντελέωc τὰc Ἀθήναc Ξέρξηc ἀπέπεμψε ἐc Cοῦcα ἄγγελον ἱππέα Ἀρταβάνῳ ἀγγελέοντα τὴν παρεοῦcάν cφι εὐπρηξίην. ἀπὸ δὲ τῆc πέμψιοc τοῦ κήρυκοc δευτέρῃ ἡμέρῃ cυγκαλέcαc Ἀθηναίων τοὺc φυγάδαc, ἑωυτῷ δὲ ἑπομένουc, ἐκέλευε τρόπῳ τῷ cφετέρῳ θῦcαι τὰ ἱρὰ ἀναβάνταc ἐc τὴν ἀκρόπολιν, εἴτε δὴ ὦν ὄψιν τινὰ ἰδὼν ἐνυπνίου ἐνετέλλετο ταῦτα, εἴτε καὶ ἐνθύμιόν οἱ ἐγένετο ἐμπρήcαντι τὸ ἱρόν. οἱ δὲ φυγάδεc τῶν Ἀθηναίων ἐποίηcαν τὰ ἐντεταλμένα. τοῦ δὲ

55 εἵνεκεν τούτων ἐπεμνήcθην, φράcω. ἔcτι ἐν τῇ ἀκροπόλι ταύτῃ Ἐρεχθέοc τοῦ γηγενέοc λεγομένου εἶναι νηόc, ἐν τῷ ἐλαίη τε καὶ θάλαccα ἔνι, τὰ λόγοc παρὰ Ἀθηναίων Ποcειδέωνά τε καὶ Ἀθηναίην ἐρίcανταc περὶ τῆc χώρηc μαρτύρια θέcθαι. ταύτην ὦν τὴν ἐλαίην ἅμα τῷ ἄλλῳ ἱρῷ κατέλαβε ἐμπρηcθῆναι ὑπὸ τῶν βαρβάρων· δευτέρῃ δὲ ἡμέρῃ ἀπὸ τῆc ἐμπρήcιοc Ἀθηναίων οἱ θύειν ὑπὸ βαcιλέοc κελευόμενοι ὡc ἀνέβηcαν ἐc τὸ ἱρόν, ὥρων βλαcτὸν ἐκ τοῦ cτελέχεοc ὅcον τε πηχυαῖον ἀναδεδραμηκότα. οὗτοι μέν νυν ταῦτα <βαcιλέϊ> ἔφραcαν.

574 τοῦτο Stein: ταῦτα Ad: κατὰ ταῦτα del. Van Herwerden 575 καίπερ d: καίτοι περ A 577 ἐπὶ A: ἐc d 581 ἱκέταc AD: οἰκέταc r 582 πᾶcαν A: om. d cχὼν A: ἔχων d 583 παντελέωc A: -λῶc d 584 εὐπρηξίην r: εὐπρα- A: -ίαν D 588 ἐνετέλλετο ταῦτα del. Krüger 591 ἀκροπόλι A: -λει d 592 νηόc] cηκόc Furtwängler: cf. Dion. H. 14. 2. 4 593 παρὰ A: ὑπὸ d 600 νυν A: ὦν d suppl. Stein

Οἱ δὲ ἐν Ϲαλαμῖνι Ἕλληνες, ὥς ϲφι ἐξαγγέλθη ὡς ἔϲχε τὰ 56
περὶ τὴν Ἀθηνέων ἀκρόπολιν, ἐς τοϲοῦτον θόρυβον ἀπίκοντο
ὥϲτε ἔνιοι τῶν ϲτρατηγῶν οὐδὲ κυρωθῆναι ἔμενον τὸ
προκείμενον πρῆγμα, ἀλλ’ ἔς τε τὰς νέας ἐϲέπιπτον καὶ <τὰ>
ἱϲτία ἀείροντο ὡς ἀποθευϲόμενοι· τοῖϲί τε ὑπολειπομένοιϲι
αὐτῶν ἐκυρώθη πρὸ τοῦ Ἰϲθμοῦ ναυμαχέειν. νύξ τε ἐγίνετο
καὶ οἳ διαλυθέντες ἐκ τοῦ ϲυνεδρίου ἐϲέβαινον ἐς τὰς νέας.
ἐνθαῦτα δὴ Θεμιϲτοκλέα ἀπικόμενον ἐπὶ τὴν νέα εἴρετο 57
Μνηϲίφιλος ἀνὴρ Ἀθηναῖος ὅ τι ϲφι εἴη βεβουλευμένον. πυθό-
μενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας
πρὸς τὸν Ἰϲθμὸν καὶ πρὸ τῆς Πελοποννήϲου ναυμαχέειν, εἶπε·
(2) Οὔ τοι ἄρα, ἢν ἀπάρωϲι {τὰς νέας} ἀπὸ Ϲαλαμῖνος, οὐδὲ
περὶ μιῆς ἔτι πατρίδος ναυμαχήϲεις· κατὰ γὰρ πόλις ἕκαϲτοι
τρέψονται, καὶ οὔτέ ϲφεας Εὐρυβιάδης κατέχειν δυνήϲεται
οὔτε τις ἀνθρώπων ἄλλος ὥϲτε μὴ οὐ διαϲκεδαϲθῆναι τὴν
ϲτρατιήν· ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃϲι. ἀλλ’ εἴ τις ἔϲτι
μηχανή, ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα, ἤν κως
δύνῃ ἀναγνῶϲαι Εὐρυβιάδην μεταβουλεύϲαϲθαι ὥϲτε αὐτοῦ
μένειν. κάρτα τε τῷ Θεμιϲτοκλέϊ ἤρεϲε ἡ ὑποθήκη καὶ οὐδὲν 58
πρὸς ταῦτα ἀμειψάμενος ἤιε ἐπὶ τὴν νέα τὴν Εὐρυβιάδεω.
ἀπικόμενος δὲ ἔφη ἐθέλειν οἱ κοινόν τι πρῆγμα ϲυμμῖξαι.
ὁ δ’ αὐτὸν ἐς τὴν νέα ἐκέλευε ἐϲβάντα λέγειν, εἴ τι θέλοι.
(2) ἐνθαῦτα ὁ Θεμιϲτοκλέης παριζόμενός οἱ καταλέγει

601 *ἐξαγγέλθη* d: *ἐξη-* A *τὰ* d: om. A 602 *Ἀθηνέων* Bekker: *-αίων* Ad 603 *ὥϲτε* d: *ὡς* A 604 et infra *νέας* A: *νῆας* d suppl. Jacobitz 606 *αὐτῶν* A: *-έων* d *ἐγίνετο* AD: *ἐγέν-* r 608 *νέα* A: *νῆα* d 609 *ϲφι* d: *ϲφίϲι* A 612 *οὔ τοι* Bekker: *οὔτοι* d: *οὔτ’* A: *οὐκ* Plut. Mor. 869 D *ἀπάρωϲι* edd.: *ἀπαίρ-* Ad Plut. del. Stein: an *αἱ νέες*? *οὐδὲ περὶ μιῆς* Plut.: *περὶ οὐδὲ μιῆς* Ad: *περὶ οὐδεμιῆς* edd. 613 *ναυμαχήϲεις*] *-ήϲουϲι* Pingel *πόλις* A: *πόλιας* d 615 *μὴ οὐ* d: *οὐ μὴ* A 617 *καὶ* Ad: *τε καὶ* Plut. Mor. 869 E: del. Van Herwerden 618 *Εὐρυβιάδην* A: *-δεα* d *μεταβουλεύϲαϲθαι* A: *μεταβαλέϲθαι* d 619 *μένειν* A: *μενέειν* d *τε* d: *δὲ* A: *τε* <*δὴ*> Kallenberg *τῷ* AD: om. r 620 *νέα* A: *νῆα* d 621 *ἐθέλειν* A: *θέλειν* d 622 *ἐϲβάντα* A: *ἐμ-* d (ante *ἐκέλευε*) *θέλοι* d: *θέλει* A 623 *ὁ* A: om. d *παριζόμενος* d: *παρεζ-* A *οἱ* A: *γε οἱ* d

ἐκεῖνά τε πάντα τὰ ἤκουσε Μνησιφίλου, ἑωυτοῦ ποιεύμενος,
καὶ ἄλλα πολλὰ προστιθείς, ἐς ὃ ἀνέγνωσέ <μιν> χρηΐζων
ἔκ τε τῆς νεὸς ἐκβῆναι συλλέξαι τε τοὺς στρατηγοὺς ἐς τὸ
59 συνέδριον. ὡς δὲ ἄρα συνελέχθησαν, πρὶν ἢ τὸν Εὐρυβιάδην
προθεῖναι τὸν λόγον τῶν εἵνεκα συνήγαγε τοὺς στρατηγούς,
πολλὸς ἦν ὁ Θεμιστοκλέης ἐν τοῖσι λόγοισι οἷα κάρτα
δεόμενος. λέγοντος δὲ αὐτοῦ ὁ Κορίνθιος στρατηγὸς Ἀδεί-
μαντος ὁ Ὠκύτου εἶπε· Ὦ Θεμιστόκλεες, ἐν τοῖσι ἀγῶσι οἱ
προεξανιστάμενοι ῥαπίζονται. ὁ δὲ ἀπολυόμενος ἔφη· Οἱ δέ
60 γε ἐγκαταλειπόμενοι οὐ στεφανοῦνται. τοῦτο μὲν ἠπίως
{πρὸς} τὸν Κορίνθιον ἀμείψατο, πρὸς δὲ τὸν Εὐρυβιάδην
ἔλεγε ἐκείνων μὲν οὐκέτι οὐδὲν τῶν πρότερον λεχθέντων, ὡς
ἐπεὰν ἀπάρωσι ἀπὸ Σαλαμῖνος διαδρήσονται· παρεόντων γὰρ
τῶν συμμάχων οὐκ ἔφερέ οἱ κόσμον οὐδένα κατηγορέειν· ὁ
δὲ ἄλλου λόγου εἴχετο, λέγων τάδε· (α) Ἐν σοὶ νῦν ἐστι σῶσαι
τὴν Ἑλλάδα, ἢν ἐμοὶ πείθῃ ναυμαχίην αὐτοῦ μένων ποιέεσθαι
μηδὲ πειθόμενος τούτων τοῖσι λόγοισι ἀναζεύξῃς πρὸς τὸν
Ἰσθμὸν τὰς νέας. ἀντίθες γὰρ ἑκάτερον ἀκούσας. πρὸς μὲν τῷ
Ἰσθμῷ συμβάλλων ἐν πελάγεϊ ἀναπεπταμένῳ ναυμαχήσεις,
{ἐς} τὸ ἥκιστα ἡμῖν σύμφορόν ἐστι νέας ἔχουσι βαρυτέρας
καὶ ἀριθμὸν ἐλάσσονας· τοῦτο δὲ ἀπολέεις Σαλαμῖνά τε καὶ
Μέγαρα καὶ Αἴγιναν, ἤνπερ καὶ τὰ ἄλλα εὐτυχήσωμεν. ἅμα
δὲ τῷ ναυτικῷ αὐτῶν ἕψεται καὶ ὁ πεζὸς στρατός, καὶ οὕτω
σφεας αὐτὸς ἄξεις ἐπὶ τὴν Πελοπόννησον, κινδυνεύσεις τε

624 ἐκεῖνά A: κεῖνά d 625 suppl. Stein 626 νεὸς A: νηὸς d ἐκβῆναι <τὸν Εὐρυβιάδεα> d 627 ἄρα A: om. d 628 τὸν λόγον del. Powell εἵνεκα A: -κε(ν) d 629 πολλὸς Stein: πολὺς Ad 631 ὁ et ὦ A: om. d Θεμιστόκλεες A: -κλεις d 633 γε A: om. d στεφανοῦνται A: -εῦνται d τοῦτο Naber: τότε Ad 634 del. Krüger ἀμείψατο A: ἠ- d Εὐρυβιάδην A: -δεα d 635 οὐκέτι d: ἔτι A 636 ἀπάρωσι edd.: ἀπαίρ- Ad 639 μένων A: om. d 640 λόγοισι Blakesley, Krüger: λέγουσι 641 νέας A: νῆας d 642 συμβάλλων A: -αλὼν d 643 del. Krüger τὸ Struve: ὃ βαρυτέρας] βραδυτέρας Stein 644 ἐλάσσονας d: -να A 645 καὶ² A: om. d 646 δὲ Stein: γὰρ Ad 647 αὐτὸς A: αὐτοὺς d

ἁπάcῃ τῇ Ἑλλάδι. (β) ἢν δὲ τὰ ἐγὼ λέγω ποιῇc, τοcάδε ἐν αὐτοῖcι χρηcτὰ εὑρήcειc· πρῶτα μὲν ἐν cτεινῷ cυμβάλλοντεc νηυcὶ ὀλίγῃcι πρὸc πολλάc, ἢν τὰ οἰκότα ἐκ τοῦ πολέμου ἐκβαίνῃ, πολλὸν κρατήcομεν· τὸ γὰρ ἐν cτεινῷ ναυμαχέειν πρὸc ἡμέων ἐcτί, ἐν εὐρυχωρίῃ δὲ πρὸc ἐκείνων. αὖτιc δὲ Cαλαμὶc περιγίνεται, ἐc τὴν ἡμῖν ὑπέκκειται τέκνα τε καὶ γυναῖκεc. καὶ μὲν καὶ τόδε ἐν αὐτοῖcι ἔνεcτι, τοῦ καὶ περιέχεcθε μάλιcτα· ὁμοίωc αὐτοῦ τε μένων προναυμαχήcειc Πελοποννήcου καὶ πρὸc τῷ Ἰcθμῷ, οὐδέ cφεαc, εἴ περ εὖ φρονέειc, ἄξειc ἐπὶ τὴν Πελοπόννηcον. (γ) ἢν δέ γε τὰ ἐγὼ ἐλπίζω γένηται καὶ νικήcωμεν τῇcι νηυcί, οὔτε ὑμῖν ἐc τὸν Ἰcθμὸν παρέcονται οἱ βάρβαροι οὔτε προβήcονται ἑκαcτέρω τῆc Ἀττικῆc, ἀπίαcί τε οὐδενὶ κόcμῳ, Μεγάροιcί τε κερδανέομεν περιεοῦcι καὶ Αἰγίνῃ καὶ Cαλαμῖνι, ἐν τῇ ἡμῖν καὶ λόγιόν ἐcτι τῶν ἐχθρῶν κατύπερθε γενέcθαι. οἰκότα μέν νυν βουλευομένοιcι ἀνθρώποιcι ὡc τὸ ἐπίπαν ἐθέλει γίνεcθαι· μὴ δὲ οἰκότα βουλευομένοιcι οὐκ ἐθέλει οὐδὲ ὁ θεὸc προcχωρέειν πρὸc τὰc ἀνθρωπηίαc γνώμαc. ταῦτα λέγοντοc 61
Θεμιcτοκλέοc αὖτιc ὁ Κορίνθιοc Ἀδείμαντοc ἐπεφέρετο, cιγᾶν τε κελεύων τῷ μὴ ἔcτι πατρὶc καὶ Εὐρυβιάδην οὐκ ἐῶν ἐπιψηφίζειν ἀπόλι ἀνδρί· πόλιν γὰρ τὸν Θεμιcτοκλέα παρεχόμενον οὕτω ἐκέλευε γνώμαc cυμβάλλεcθαι. ταῦτα δέ οἱ προέφερε, ὅτι ἡλώκεcάν τε καὶ κατείχοντο αἱ Ἀθῆναι. (2) τότε δὴ ὁ Θεμιcτοκλέηc κεῖνόν τε καὶ τοὺc Κορινθίουc πολλά τε καὶ κακὰ ἔλεγε, ἑωυτοῖcί τε ἐδήλου λόγῳ ὡc εἴη

648 ποιῇc A: ποιήcῃc d 649 cυμβάλλοντεc A: -βαλόντεc d 650 οἰκότα d: ἐοικότα A ἐκ τοῦ πολέμου del. Stein 652 αὖτιc δὲ A: αὖθιc d 653 ὑπέκκειται A: νῦν ἔγκειται d 654 γυναῖκεc <καὶ Μέγαρά τε καὶ Αἴγινα> Powell μὲν d: μὴν A αὐτοῖcι] an τούτοιcι? 655 αὐτοῦ <τῇδε> Krüger τε] γε Hude προναυμαχήcειc d: -χέειc A 657 γε A: om. d 658 <καὶ> τὰ d ὑμῖν AD: ἡμῖν r 660 ἑκαcτέρω D: ἑκατέρω Ar 663 νυν <εὖ> Krüger <οἰκότα> ἐθέλει Powell 666 Θεμιcτοκλέοc A: -έουc d Ἀδείμαντοc del. Stein 667 Εὐρυβιάδην A: -δεα d 668 ἐῶν AD: ἐᾶν r ἀπόλι A: -λιδι d 670 προέφερε d: -έρετο A αἱ A: om. d 671 δὴ A: δὲ d 672 κακὰ AD: καλὰ r

καὶ πόλιϲ καὶ γῆ μέζων ἤ περ ἐκείνοιϲι, ἔϲτ' ἂν διηκόϲιαι νέεϲ
ϲφι ἔωϲι πεπληρωμέναι· οὐδαμοὺϲ γὰρ Ἑλλήνων αὐτοὺϲ
62 ἐπιόνταϲ <ἂν> ἀποκρούϲαϲθαι. ϲημαίνων δὲ ταῦτα τῷ λόγῳ
διέβαινε ἐϲ Εὐρυβιάδην, λέγων μᾶλλον ἐπεϲτραμμένα· Ϲὺ
εἰ <μὲν> μενέειϲ αὐτοῦ καὶ μένων ἔϲεαι ἀνὴρ ἀγαθόϲ· εἰ δὲ
μή, ἀνατρέψειϲ τὴν Ἑλλάδα· τὸ πᾶν γὰρ ἡμῖν τοῦ πολέμου
φέρουϲι αἱ νέεϲ. ἀλλ' ἐμοὶ πείθεο. (2) εἰ δὲ ταῦτα μὴ ποιήϲῃϲ,
ἡμεῖϲ μὲν ὡϲ ἔχομεν ἀναλαβόντεϲ τοὺϲ οἰκέταϲ κομιεύμεθα
ἐϲ Ϲῖριν τὴν ἐν Ἰταλίῃ, ἥπερ ἡμετέρη τέ ἐϲτι ἐκ παλαιοῦ ἔτι,
καὶ τὰ λόγια λέγει ὑπ' ἡμέων αὐτὴν δεῖν κτιϲθῆναι· ὑμεῖϲ δὲ
ϲυμμάχων τοιῶνδε μουνωθέντεϲ μεμνήϲεϲθε τῶν ἐμῶν
λόγων. ταῦτα δὲ Θεμιϲτοκλέοϲ λέγοντοϲ ἀνεδιδάϲκετο
63 Εὐρυβιάδηϲ· δοκέειν δέ μοι, ἀρρωδήϲαϲ μάλιϲτα τοὺϲ
Ἀθηναίουϲ ἀνεδιδάϲκετο, μή ϲφεαϲ ἀπολίπωϲι, ἢν πρὸϲ τὸν
Ἰϲθμὸν ἀνάγῃ τὰϲ νέαϲ· ἀπολιπόντων γὰρ Ἀθηναίων οὐκέτι
ἐγίνοντο ἀξιόμαχοι οἱ λοιποί. ταύτην δὴ αἱρέεται τὴν
64 γνώμην, αὐτοῦ μένονταϲ διαναυμαχέειν. οὕτω μὲν οἱ περὶ
Ϲαλαμῖνα ἔπεϲι ἀκροβολιϲάμενοι, ἐπείτε Εὐρυβιάδῃ ἔδοξε,
αὐτοῦ παρεϲκευάζοντο ὡϲ ναυμαχήϲοντεϲ. ἡμέρη τε ἐγίνετο
καὶ ἅμα τῷ ἡλίῳ ἀνιόντι ϲειϲμὸϲ ἐγένετο ἔν τε τῇ γῇ καὶ
τῇ θαλάϲϲῃ. (2) ἔδοξε δέ ϲφι εὔξαϲθαι τοῖϲι θεοῖϲι καὶ
ἐπικαλέϲαϲθαι τοὺϲ Αἰακίδαϲ ϲυμμάχουϲ. ὡϲ δέ ϲφι ἔδοξε,
καὶ ἐποίευν ταῦτα· εὐξάμενοι γὰρ πᾶϲι τοῖϲι θεοῖϲι αὐτόθεν
μὲν ἐκ Ϲαλαμῖνοϲ Αἴαντά τε καὶ Τελαμῶνα ἐπεκαλέοντο,
ἐπὶ δὲ Αἰακὸν καὶ τοὺϲ ἄλλουϲ Αἰακίδαϲ νέα ἀπέϲτελλον ἐϲ
Αἴγιναν.

673 μέζων A: μέζω d νέεϲ AD: νῆεϲ r 674 οὐδαμοὺϲ A: -μῶϲ d 675 <ἂν> ἀποκρούϲαϲθαι Powell: -κρούϲεϲθαι d: -κρούεϲθαι E ϲημαίνων] ϲημήναϲ Powell 676 ἐπεϲτραμμένα Ar: ἀπ- D 677 suppl. Werfer 679 αἱ νέεϲ A: νῆεϲ d ποιήϲῃϲ Ar: -ϲειϲ D 682 δεῖν D: δέειν A: δεῖ r 687 ἀνάγῃ d: ἀγάγῃ A νέαϲ A: νῆαϲ d 688 δὴ S: δὲ Ad 689 οὕτω A: οὗτοι d 692 τε A: om. d 695 ἐποίευν A: ἐποίεον d 696 μὲν A: om. d τε καὶ A: τὸν d Τελαμῶνα A: -ῶνοϲ d 697 νέα A: νῆα d

Ἔφη δὲ Δίκαιος ὁ Θεοκύδεος ἀνὴρ Ἀθηναῖος, φυγάς τε καὶ 65
παρὰ Μήδοισι λόγιμος γενόμενος, τοῦτον τὸν χρόνον, ἐπείτε ἐκείρετο ἡ Ἀττικὴ χώρη ὑπὸ τοῦ πεζοῦ στρατοῦ τοῦ Ξέρξεω, ἐοῦσα ἔρημος Ἀθηναίων, τυχεῖν τότε ἐὼν ἅμα Δημαρήτῳ τῷ Λακεδαιμονίῳ ἐν τῷ Θριασίῳ πεδίῳ, ἰδεῖν δὲ κονιορτὸν χωρέοντα ἀπ' Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστά κῃ τρισμυρίων, ἀποθωμάζειν τέ σφεας τὸν κονιορτὸν ὅτεών κοτε εἴη ἀνθρώπων, καὶ πρόκατε φωνῆς ἀκούειν, καί οἱ φαίνεσθαι τὴν φωνὴν εἶναι τὸν μυστικὸν Ἴακχον. (2) εἶναι δ' ἀδαήμονα τῶν ἱρῶν τῶν ἐν Ἐλευσῖνι γινομένων τὸν Δημάρητον, εἰρέσθαι τε αὐτὸν ὅ τι τὸ φθεγγόμενον εἴη τοῦτο. αὐτὸς δὲ εἰπεῖν· Δημάρητε, οὐκ ἔστι ὅκως οὐ μέγα τι σίνος ἔσται τῇ βασιλέος στρατιῇ. τάδε γὰρ ἀρίδηλα, ἐρήμου ἐούσης τῆς Ἀττικῆς, ὅτι θεῖον τὸ φθεγγόμενον, ἀπ' Ἐλευσῖνος ἰὸν ἐς τιμωρίην Ἀθηναίοισί τε καὶ τοῖσι συμμάχοισι. (3) καὶ ἢν μέν γε κατασκήψῃ ἐς τὴν Πελοπόννησον, κίνδυνος αὐτῷ τε βασιλέϊ καὶ τῇ στρατιῇ τῇ ἐν τῇ ἠπείρῳ ἔσται, ἢν δὲ ἐπὶ τὰς νέας τράπηται τὰς ἐν Σαλαμῖνι, τὸν ναυτικὸν στρατὸν κινδυνεύσει βασιλεὺς ἀποβαλεῖν. (4) τὴν δὲ ὁρτὴν ταύτην ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ Μητρὶ καὶ τῇ Κούρῃ, καὶ αὐτῶν τε ὁ βουλόμενος καὶ τῶν ἄλλων Ἑλλήνων μυεῖται· καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι. πρὸς ταῦτα εἰπεῖν Δημάρητον· Σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν λόγον τοῦτον εἴπῃς. (5) ἢν γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ ἔπεα ταῦτα, ἀποβαλέεις τὴν κεφαλήν, καί σε οὔτε ἐγὼ δυνήσομαι ῥύσασθαι οὔτ' ἄλλος ἀνθρώπων οὐδὲ εἷς. ἀλλ' ἔχ' ἥσυχος, περὶ δὲ στρατιῆς τῆσδε θεοῖσι μελήσει. (6) τὸν μὲν δὴ ταῦτα παραινέειν, ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς γενέσθαι

704 κῃ d: κου A 705 ἀποθωμάζειν τέ AD: ἀποθωυμάζοντέ vel -τές r
709 τε A: om. d τοῦτο A: τοιοῦτον d εἰπεῖν A: εἶπε d 712 ἰὸν A: ἐὸν d
715 νέας A: νῆας d 717 ἀποβαλεῖν A: -έειν d 718 Μητρὶ A: Δήμητρι d Κούρῃ A: Κόρῃ d 724 οὐδὲ εἷς A: οὐδείς d 725 δὴ d: om. A
726 καὶ τῆς φωνῆς del. Powell: sed cf. Plut. Them. 15. 1

νέφοϲ καὶ μεταρϲιωθὲν φέρεϲθαι ἐπὶ Ϲαλαμῖνοϲ ἐϲ τὸ
ϲτρατόπεδον τὸ τῶν Ἑλλήνων. οὕτω δὴ αὐτοὺϲ μαθεῖν ὅτι τὸ
ναυτικὸν τὸ Ξέρξεω ἀπολέεϲθαι μέλλοι. ταῦτα μὲν Δίκαιοϲ
ὁ Θεοκύδεοϲ ἔλεγε, Δημαρήτου τε καὶ ἄλλων μαρτύρων
καταπτόμενοϲ.
66 Οἱ δὲ ἐϲ τὸν Ξέρξεω ναυτικὸν ϲτρατὸν ταχθέντεϲ, ἐπειδὴ
ἐκ Τρηχῖνοϲ θεηϲάμενοι τὸ τρῶμα τὸ Λακωνικὸν διέβηϲαν ἐϲ
τὴν Ἱϲτιαίην, ἐπιϲχόντεϲ ἡμέραϲ τρεῖϲ ἔπλωον δι' Εὐρίπου,
καὶ ἐν ἑτέρῃϲι τριϲὶ ἡμέρῃϲι ἐγένοντο ἐν Φαλήρῳ. ὡϲ μέν
<νυν> ἐμοὶ δοκέειν, οὐκ ἐλάϲϲονεϲ ἐόντεϲ ἀριθμὸν ἐϲέβαλον
ἐϲ τὰϲ Ἀθήναϲ, κατά τε ἤπειρον καὶ τῇϲι νηυϲὶ ἀπικόμενοι, ἢ
ἐπί τε Ϲηπιάδα ἀπίκοντο καὶ ἐϲ Θερμοπύλαϲ. (2) ἀντιθήϲω
γὰρ τοῖϲί τε ὑπὸ τοῦ χειμῶνοϲ αὐτῶν ἀπολομένοιϲι καὶ τοῖϲι
ἐν Θερμοπύλῃϲι καὶ τῇϲι ἐπ' Ἀρτεμιϲίῳ ναυμαχίῃϲι τούϲδε
τοὺϲ τότε οὔκω ἑπομένουϲ βαϲιλέϊ, Μηλιέαϲ καὶ Δωριέαϲ
καὶ Λοκροὺϲ καὶ Βοιωτοὺϲ πανϲτρατιῇ ἑπομένουϲ πλὴν
Θεϲπιέων καὶ Πλαταιέων, καὶ μάλα Καρυϲτίουϲ τε καὶ
Ἀνδρίουϲ καὶ Τηνίουϲ τε καὶ τοὺϲ λοιποὺϲ νηϲιώταϲ πάνταϲ,
πλὴν τῶν πέντε πολίων τῶν ἐπεμνήϲθην πρότερον τὰ
οὐνόματα. ὅϲῳ γὰρ δὴ προέβαινε ἐϲωτέρω τῆϲ Ἑλλάδοϲ ὁ
67 Πέρϲηϲ, τοϲούτῳ πλέω ἔθνεά οἱ εἵπετο. ἐπεὶ ὦν ἀπίκατο
ἐϲ τὰϲ Ἀθήναϲ πάντεϲ οὗτοι πλὴν Παρίων (Πάριοι δὲ
ὑπολειφθέντεϲ ἐν Κύθνῳ ἐκαραδόκεον τὸν πόλεμον κῇ
ἀποβήϲεται), οἱ δὲ λοιποὶ ὡϲ ἀπίκοντο ἐϲ τὸ Φάληρον,
ἐνθαῦτα κατέβη αὐτὸϲ Ξέρξηϲ ἐπὶ τὰϲ νέαϲ, ἐθέλων ϲφι
ϲυμμεῖξαί τε καὶ πυθέϲθαι τῶν ἐπιπλωόντων τὰϲ γνώμαϲ.

727 ἐϲ d: ἐπὶ A 728 δὴ Stein: δὲ Ad 729 ἀπολέεϲθαι A: -λέϲθαι d
730 τε d: om. A καὶ <τῶν> d 731 καταπτόμενοϲ d: καθ- A
734 ἔπλωον d: ἔπλεον A 736 suppl. Pingel ἐϲέβαλον Ar: -αλλον D
737 ἀπικόμενοι A: om. d 742 Βοιωτοὺϲ A: -ίουϲ d 743 <τε> καὶ¹ P
744 τε d: om. A 745 ἐπεμνήϲθην d: -ήϲθημεν A τὰ οὐνόματα del. Powell
746 προέβαινε A: προϲ- d 747 ἀπίκατο A: ἀπίκετο d 749 κῇ A: ᾗ d
751 νέαϲ A: νῆαϲ d ἐθέλων A: θέλων d 752 ἐπιπλωόντων d: -πλε- A

(2) ἐπεὶ δὲ ἀπικόμενος προΐζετο, παρῆϲαν μετάπεμπτοι οἱ τῶν ἐθνέων τῶν ϲφετέρων τύραννοι καὶ ταξίαρχοι ἀπὸ τῶν νεῶν, καὶ ἵζοντο ὥϲ ϲφι βαϲιλεὺϲ ἑκάϲτῳ τιμὴν ἐδεδώκεε, πρῶτοϲ μὲν ὁ Ϲιδώνιοϲ βαϲιλεύϲ, μετὰ δὲ ὁ Τύριοϲ, ἐπὶ δὲ ὦλλοι. ὡϲ δὲ κόϲμῳ ἐπεξῆϲ ἵζοντο, πέμψαϲ Ξέρξηϲ Μαρδόνιον εἰρώτα ἀποπειρώμενοϲ ἑκάϲτου εἰ ναυμαχίην ποιέοιτο. ἐπεὶ δὲ περιιὼν εἰρώτα ὁ Μαρδόνιοϲ ἀρξάμενοϲ 68
ἀπὸ τοῦ Ϲιδωνίου, οἱ μὲν δὴ ἄλλοι κατὰ τὠυτὸ γνώμην ἐξεφέροντο, κελεύοντεϲ ναυμαχίην ποιέεϲθαι, Ἀρτεμιϲίη δὲ τάδε ἔφη· (α) Εἰπεῖν μοι πρὸϲ βαϲιλέα, Μαρδόνιε, ὡϲ ἐγὼ τάδε λέγω, οὔτε κακίϲτη γενομένη ἐν τῇϲι ναυμαχίῃϲι τῇϲι πρὸϲ Εὐβοίῃ οὔτε ἐλάχιϲτα ἀποδεξαμένη. δέϲποτα, τὴν δὲ ἐοῦϲαν γνώμην με δίκαιόν ἐϲτι ἀποδείκνυϲθαι, τὰ τυγχάνω φρονέουϲα ἄριϲτα ἐϲ πρήγματα τὰ ϲά. καί τοι τάδε λέγω, φείδεο τῶν νεῶν μηδὲ ναυμαχίην ποιέο· οἱ γὰρ ἄνδρεϲ τῶν ϲῶν ἀνδρῶν κρέϲϲονεϲ τοϲοῦτό εἰϲι κατὰ θάλαϲϲαν ὅϲον ἄνδρεϲ γυναικῶν. (2) τί δὲ πάντωϲ δεῖ ϲε ναυμαχίῃϲι ἀνακινδυνεύειν; οὐκ ἔχειϲ μὲν τὰϲ Ἀθήναϲ, τῶν περ εἵνεκα ὁρμήθηϲ ϲτρατεύεϲθαι, ἔχειϲ δὲ τὴν ἄλλην Ἑλλάδα; ἐμποδὼν δέ τοι ἵϲταται οὐδείϲ· οἳ δέ τοι ἀντέϲτηϲαν, ἀπήλλαξαν οὕτω ὡϲ ἐκείνουϲ ἔπρεπε. (β) τῇ δὲ ἐγὼ δοκέω ἀποβήϲεϲθαι τὰ τῶν ἀντιπολέμων πρήγματα, τοῦτο φράϲω· ἢν μὲν μὴ ἐπειχθῇϲ ναυμαχίην ποιεύμενοϲ, ἀλλὰ τὰϲ νέαϲ αὐτοῦ ἔχῃϲ πρὸϲ γῇ μένων ἢ καὶ προβαίνων ἐϲ τὴν Πελοπόννηϲον, εὐπετέωϲ τοι, δέϲποτα, χωρήϲει τὰ νοέων ἐλήλυθαϲ. (2) οὐ γὰρ οἷοί τε

753 προΐζετο] an πρὸ <τῶν νεῶν> ἵζετο? 755 νεῶν A: νηῶν d ἐδεδώκεε A: -ωκε d 756 βαϲιλεύϲ del. Cobet 759 ποιέοιτο d: ποιοῖντο A 760 δὴ d: om. A ἄλλοι A: ὦλλοι d 761 ἐξεφέροντο d: ἐπε- A 762 μοι A: om. d 763 κακίϲτη γενομένη d: -ην -ην A 764 ἀποδεξαμένη P: -ην A: προϲ- d 767 νεῶν A: νηῶν d ποιέο A: ποίεε d 768 τοϲοῦτο A: -τω D: -τον r 769 δεῖ edd.: δέει 770 εἵνεκα A: -κε(ν) d ὁρμήθηϲ A: ὡρ- d 772 οἳ ... ἀντέϲτηϲαν A: οἱ ... ἀντιϲτάται d 773 ἐκείνουϲ A: κείνουϲ d 775 ποιεύμενοϲ A: ποιεό- d νέαϲ A: νῆαϲ d 776 <ἢ> μένων Powell ἢ A: om. d

πολλὸν χρόνον εἰϲί τοι ἀντέχειν οἱ Ἕλληνεϲ, ἀλλά ϲφεαϲ διαϲκεδᾷϲ, κατὰ πόλιϲ δὲ ἕκαϲτοι φεύξονται. οὔτε γὰρ ϲῖτοϲ πάρα ϲφι ἐν τῇ νήϲῳ ταύτῃ, ὡϲ ἐγὼ πυνθάνομαι, οὔτε αὐτοὺϲ οἰκόϲ, ἢν ϲὺ ἐπὶ τὴν Πελοπόννηϲον ἐλαύνῃϲ τὸν πεζὸν ϲτρατόν, ἀτρεμιεῖν τοὺϲ ἐκεῖθεν αὐτῶν ἥκονταϲ, οὐδέ ϲφι μελήϲει πρὸ τῶν Ἀθηνέων ναυμαχέειν. (γ) ἢν δὲ αὐτίκα ἐπειχθῇϲ ναυμαχῆϲαι, δειμαίνω μὴ ὁ ναυτικὸϲ ϲτρατὸϲ κακωθεὶϲ τὸν πεζὸν προϲδηλήϲηται. πρὸϲ δέ, ὦ βαϲιλεῦ, καὶ τόδε ἐϲ θυμὸν βαλεῦ, ὡϲ τοῖϲι μὲν χρηϲτοῖϲι τῶν ἀνθρώπων κακοὶ δοῦλοι φιλέουϲι γίνεϲθαι, τοῖϲι δὲ κακοῖϲι χρηϲτοί. ϲοὶ δὲ ἐόντι ἀρίϲτῳ ἀνδρῶν πάντων κακοὶ δοῦλοι εἰϲί, οἳ ἐν ϲυμμάχων λόγῳ λέγονται εἶναι, ἐόντεϲ Αἰγύπτιοί τε καὶ Κύπριοι καὶ Κίλικεϲ καὶ Πάμφυλοι, τῶν ὄφελόϲ ἐϲτι οὐδέν.

69 ταῦτα λεγούϲηϲ πρὸϲ Μαρδόνιον, ὅϲοι μὲν ἦϲαν εὔνοοι τῇ Ἀρτεμιϲίῃ, ϲυμφορὴν ἐποιεῦντο τοὺϲ λόγουϲ ὡϲ κακόν τι πειϲομένηϲ πρὸϲ βαϲιλέοϲ, ὅτι οὐκ ἔα ναυμαχίην ποιέεϲθαι· οἱ δὲ ἀγαιόμενοί τε καὶ φθονέοντεϲ αὐτῇ, ἅτε ἐν πρώτοιϲι τετιμημένηϲ διὰ πάντων τῶν ϲυμμάχων, ἐτέρποντο τῇ ἀποκρίϲι ὡϲ ἀπολεομένηϲ αὐτῆϲ. (2) ἐπεὶ δὲ ἀνηνείχθηϲαν αἱ γνῶμαι ἐϲ Ξέρξην, κάρτα τε ἥϲθη τῇ γνώμῃ τῇ Ἀρτεμιϲίηϲ, καὶ νομίζων ἔτι πρότερον ϲπουδαίην εἶναι τότε πολλῷ μᾶλλον αἴνεε. ὅμωϲ δὲ τοῖϲι πλέοϲι πείθεϲθαι ἐκέλευε, τάδε καταδόξαϲ, πρὸϲ μὲν Εὐβοίῃ ϲφεαϲ ἐθελοκακέειν ὡϲ οὐ παρεόντοϲ αὐτοῦ, τότε δὲ αὐτὸϲ παρεϲκεύαϲτο θεήϲαϲθαι ναυμαχέονταϲ.

778 εἰϲί] ἔϲονται Plut. Mor. 869 F 779 πόλιϲ δὲ A: πόλιαϲ δέ τοι d 780 ϲφι Stein: ϲφίϲι(ν) 782 ἀτρεμιεῖν A: -έειν d: -ήϲειν Plut. 783 μελήϲει] -ϲειν Plut. Ἀθηνέων A: -αίων d, Plut. 784 ναυμαχῆϲαι A: -χέειν d 785 προϲδηλήϲηται A: προδ- d 786 βαλεῦ (vel βάλευ) d: βαλέο A 787 φιλέουϲι d: -οῦϲι A 788 κακοὶ] κάκιϲτοι Powell 789 ἐν A: om. d λέγονται εἶναι A: λέγονται d: ἕπονται Powell 791 εὔνοοι ἦϲαν d 792 ἐποιεῦντο A: -έοντο d 793 ἔα Y, Reiske: ἐᾷ 794 ἀγαιόμενοι ARU: ἀγεό- d 796 ἀποκρίϲι Blaydes: ἀνακρίϲει A: κρίϲει d: ὑποκρίϲι Richards ἐπεὶ A: ἐπειδὴ d 797 ἐϲ Ar: πρὸϲ D Ξέρξην A: -ξεα d 799 πλέοϲι A: πλεί- d

Ἐπεὶ δὲ παρήγγελλε ἀναπλώειν, ἀνῆγον τὰϲ νέαϲ ἐπὶ τὴν 70
Ϲαλαμῖνα, καὶ παρεκρίθηϲαν διαταχθέντεϲ κατ' ἡϲυχίην. τότε μέν νυν οὐκ ἐξέχρηϲέ ϲφι ἡ ἡμέρη ναυμαχίην ποιήϲαϲθαι· νὺξ γὰρ ἐπεγίνετο· οἱ δὲ παρεϲκευάζοντο ἐϲ τὴν ὑϲτεραίην. (2) τοὺϲ δὲ Ἕλληναϲ εἶχε δέοϲ τε καὶ ἀρρωδίη, οὐκ ἥκιϲτα δὲ τοὺϲ ἀπὸ Πελοποννήϲου· ἀρρώδεον δέ, ὅτι αὐτοὶ μὲν ἐν Ϲαλαμῖνι κατήμενοι ὑπὲρ γῆϲ τῆϲ Ἀθηναίων ναυμαχέειν μέλλοιεν, νικηθέντεϲ τε ἐν νήϲῳ ἀπολαμφθέντεϲ πολιορκήϲονται, ἀπέντεϲ τὴν ἑωυτῶν ἀφύλακτον· τῶν δὲ 71
βαρβάρων ὁ πεζὸϲ ὑπὸ τὴν παρεοῦϲαν νύκτα ἐπορεύετο ἐπὶ τὴν Πελοπόννηϲον. καίτοι τὰ δυνατὰ πάντα ἐμεμηχάνητο ὅκωϲ κατ' ἤπειρον μὴ ἐϲβάλοιεν οἱ βάρβαροι. ὡϲ γὰρ ἐπύθοντο τάχιϲτα Πελοποννήϲιοι τοὺϲ ἀμφὶ Λεωνίδην ἐν Θερμοπύλῃϲι τετελευτηκέναι, ϲυνδραμόντεϲ ἐκ τῶν πολίων ἐϲ τὸν Ἰϲθμὸν ἵζοντο, καί ϲφι ἐπῆν ϲτρατηγὸϲ Κλεόμβροτοϲ ὁ Ἀναξανδρίδεω, Λεωνίδεω δὲ ἀδελφεόϲ. (2) ἱζόμενοι δὲ ἐν τῷ Ἰϲθμῷ καὶ ϲυγχώϲαντεϲ τὴν Ϲκειρωνίδα ὁδόν, μετὰ τοῦτο ὥϲ ϲφι ἔδοξε βουλευομένοιϲι, οἰκοδόμεον διὰ τοῦ Ἰϲθμοῦ τεῖχοϲ. ἅτε δὲ ἐουϲέων μυριάδων πολλέων καὶ παντὸϲ ἀνδρὸϲ ἐργαζομένου ἤνετο τὸ ἔργον· καὶ γὰρ λίθοι καὶ πλίνθοι καὶ ξύλα καὶ φορμοὶ ψάμμου πλήρεεϲ ἐϲεφορέοντο, καὶ ἐλίνυον οὐδένα χρόνον οἱ βοηθήϲαντεϲ ἐργαζόμενοι, οὔτε νυκτὸϲ οὔτε ἡμέρηϲ. οἱ δὲ βοηθήϲαντεϲ ἐϲ τὸν Ἰϲθμὸν πανδημεὶ 72
οἵδε ἦϲαν Ἑλλήνων, Λακεδαιμόνιοί τε καὶ Ἀρκάδεϲ πάντεϲ καὶ Ἠλεῖοι καὶ Κορίνθιοι καὶ Ϲικυώνιοι καὶ Ἐπιδαύριοι καὶ Φλειάϲιοι καὶ Τροιζήνιοι καὶ Ἑρμιονέεϲ. οὗτοι μὲν ἦϲαν οἱ

803 ἐπεὶ A: ἐπειδὴ d παρήγγελλε(ν) Valckenaer: -λον Ad: -λθη Powell ἀναπλώειν d: -πλέ- A νέαϲ A: νῆαϲ d 804 διαταχθέντεϲ <τι> d 805 ἐξέχρηϲε] ἐξέχρη Powell ἡ A: om. d 806 νὺξ <τε> d ἐπεγίνετο Powell: -γένετο 811 ἀπέντεϲ r: ἀπόντεϲ D: ἀφέντεϲ A 814 ἐϲβάλοιεν A: ἐμ- d 815 Λεωνίδην A: -δεα d 816 ϲυνδραμόντεϲ <τε> r 818 ὁ d: om. A 819 Ϲκειρωνίδα r: Ϲκιρ- AD 822 ἤνετο A: ἠνύετο d 823 ἐϲεφορέοντο d: -φέροντο A 824 οἱ βοηθήϲαντεϲ del. Powell 825 βοηθήϲαντεϲ A: βωθ- d 828 Φλειάϲιοι edd.: Φλι-

βοηθήϲαντεϲ καὶ ὑπεραρρωδέοντεϲ τῇ Ἑλλάδι κινδυνευούϲῃ· τοῖϲι δὲ ἄλλοιϲι Πελοποννηϲίοιϲι ἔμελε οὐδέν. Ὀλύμπια δὲ καὶ Κάρνεια παροιχώκεε ἤδη.

73 Οἰκέει δὲ τὴν Πελοπόννηϲον ἔθνεα ἑπτά. τούτων δὲ τὰ μὲν δύο αὐτόχθονα ἐόντα κατὰ χώρην ἵδρυται νῦν τῇ καὶ τὸ πάλαι οἴκεον, Ἀρκάδεϲ τε καὶ Κυνούριοι· ἓν δὲ ἔθνοϲ τὸ Ἀχαιϊκὸν ἐκ μὲν Πελοποννήϲου οὐκ ἐξεχώρηϲε, ἐκ μέντοι τῆϲ ἑωυτῶν, οἰκέει δὲ γῆν ἀλλοτρίην. (2) τὰ δὲ λοιπὰ ἔθνεα τῶν ἑπτὰ τέϲϲερα ἐπήλυδά ἐϲτι, Δωριέεϲ τε καὶ Αἰτωλοὶ καὶ Δρύοπεϲ καὶ Λήμνιοι. Δωριέων μὲν πολλαί τε καὶ δόκιμοι πόλιεϲ, Αἰτωλῶν δὲ Ἦλιϲ μούνη, Δρυόπων δὲ Ἑρμιών τε καὶ Ἀϲίνη ἡ πρὸϲ Καρδαμύλῃ τῇ Λακωνικῇ, Λημνίων δὲ Παρωρεῆται πάντεϲ. (3) οἱ δὲ Κυνούριοι αὐτόχθονεϲ ἐόντεϲ δοκέουϲι μοῦνοι εἶναι Ἴωνεϲ, ἐκδεδωρίευνται δὲ ὑπό τε Ἀργείων ἀρχόμενοι καὶ τοῦ χρόνου, †ἐόντεϲ Ὀρνεῆται καὶ περίοικοι†. τούτων ὦν τῶν ἑπτὰ ἐθνέων αἱ λοιπαὶ πόλιεϲ, πάρεξ τῶν κατέλεξα, ἐκ τοῦ μέϲου ἑκατέατο· εἰ δὲ ἐλευθέρωϲ ἔξεϲτι εἰπεῖν, ἐκ τοῦ μέϲου κατήμενοι ἐμήδιζον.

74 Οἱ μὲν δὴ ἐν τῷ Ἰϲθμῷ τοιούτῳ πόνῳ ϲυνέϲταϲαν, ἅτε περὶ τοῦ παντὸϲ ἤδη {δρόμον} θέοντεϲ καὶ τῇϲι νηυϲὶ οὐκ ἐλπίζοντεϲ ἐλλάμψεϲθαι· οἱ δὲ ἐν Ϲαλαμῖνι ὅμωϲ ταῦτα πυνθανόμενοι ἀρρώδεον, οὐκ οὕτω περὶ ϲφίϲι αὐτοῖϲι δειμαίνοντεϲ ὡϲ περὶ τῇ Πελοποννήϲῳ. (2) ἕωϲ μὲν δὴ αὐτῶν ἀνὴρ ἀνδρὶ παραϲτὰϲ ϲιγῇ λόγον ἐποιέετο, θῶμα ποιεύμενοι

829 τῇ Ἑλλάδι κινδυνευούϲῃ del. Powell 830 ἔμελε PT: ἔμελλε(ν) Ad 831 Κάρνεια A: Κάρνια d 833 τῇ Schaefer: τε 834 οἴκεον] οἴκεε Powell 836 γῆν Krüger: τὴν Ad 839 πόλιεϲ d: πόλιϲ A 841 Παρωρεῆται A: -αιῆται d 842 μοῦνοι] μέν μοι Reiske: μὲν Powell ἐκδεδωρίευνται d: -ίαται A, unde -ίδαται Dindorf: -ιϲται A^mg: -ίωνται Valckenaer 843 χρόνου <προϊόντοϲ> Stein Ὀρνεῆται d: -ᾶται A καὶ <οἱ> A 843–4 καὶ περίοικοι del. Stein 844 τούτων A: -έων d 845 ἑκατέατο d: ἑκαθ- A: κατέατο Bredow 848 del. Lobeck: <τὸν> περὶ ... δρόμον Eustathius ad Il. 342. 21 849 ἐλλάμψεϲθαι PS: ἐνλ- Ad Ϲαλαμῖνι <Ἕλληνεϲ> d πυνθανόμενοι ταῦτα d 851 ἕωϲ] τέωϲ Reiske 852 ποιεύμενοι A: ποιεόμενοϲ d

τὴν Εὐρυβιάδεω ἀβουλίην· τέλος δὲ ἐξερράγη ἐς τὸ μέσον.
cύλλογός τε δὴ ἐγίνετο καὶ πολλὰ ἐλέγετο περὶ τῶν αὐτῶν,
οἱ μὲν ὡς ἐς τὴν Πελοπόννηcον χρεὸν εἴη ἀποπλώειν καὶ περὶ
ἐκείνης κινδυνεύειν, μηδὲ πρὸ χώρης δοριαλώτου μένοντας
μάχεcθαι, Ἀθηναῖοι δὲ καὶ Αἰγινῆται καὶ Μεγαρέες αὐτοῦ
μένοντας ἀμύνεcθαι. ἐνθαῦτα Θεμιcτοκλέης ὡς ἑccοῦτο τῇ 75
γνώμῃ ὑπὸ τῶν Πελοποννηcίων, λαθὼν ἐξέρχεται ἐκ τοῦ
cυνεδρίου, ἐξελθὼν δὲ πέμπει ἐς τὸ cτρατόπεδον τὸ Μήδων
ἄνδρα πλοίῳ, ἐντειλάμενος τὰ λέγειν χρεόν, τῷ οὔνομα
μὲν ἦν Cίκιννος, οἰκέτης δὲ καὶ παιδαγωγὸς ἦν τῶν
Θεμιcτοκλέος παίδων· τὸν δὴ ὕcτερον τούτων τῶν πρηγ-
μάτων Θεμιcτοκλέης Θεcπιέα τε ἐποίηcε, ὡς ἐπεδέκοντο
οἱ Θεcπιέες πολιήτας, καὶ χρήμαcι ὄλβιον. (2) ὃς τότε πλοίῳ
ἀπικόμενος ἔλεγε πρὸς τοὺς cτρατηγοὺς τῶν βαρβάρων
τάδε· Ἔπεμψέ με cτρατηγὸς ὁ Ἀθηναίων λάθρῃ τῶν ἄλλων
Ἑλλήνων (τυγχάνει γὰρ φρονέων τὰ βαcιλέος καὶ βουλόμενος
μᾶλλον τὰ ὑμέτερα κατύπερθε γίνεcθαι ἢ τὰ τῶν Ἑλλήνων
πρήγματα) φράcοντα ὅτι οἱ Ἕλληνες δρηcμὸν βουλεύονται
καταρρωδηκότες, καὶ νῦν παρέχει κάλλιcτον ὑμέας ἔργον
ἁπάντων ἐξεργάcαcθαι, ἢν μὴ περιίδητε διαδράντας αὐτούς.
(3) οὔτε γὰρ ἀλλήλοιcι ὁμοφρονέουcι οὔτ' ἔτι ἀντιcτήcονται
ὑμῖν, πρὸς ἑωυτούς τέ cφεας ὄψεcθε ναυμαχέοντας, τοὺς τὰ
ὑμέτερα φρονέοντας καὶ τοὺς μή. ὁ μὲν ταῦτά cφι cημήνας
ἐκποδὼν ἀπαλλάccετο· τοῖcι δὲ ὡς πιcτὰ ἐγίνετο τὰ 76
ἀγγελθέντα, τοῦτο μὲν ἐς τὴν νηcῖδα τὴν Ψυττάλειαν μεταξὺ

854 δὴ Ar: om. D περὶ] παρὰ Richards αὐτῶν] παρεόντων Powell 855 ἀποπλώειν d: -πλέ- A 857 δὲ AD: τε r 858 μένοντας A: -τες d ἀμύνεcθαι A: -έεcθαι d 861 χρεόν A: χρῆν d 862 Cίκιννος] -ινος v.l. in r, ut in titulis 863 Θεμιcτοκλέος A: -έους d τῶν πρηγμάτων τούτων r πρηγμάτων <ὁ> d 865 πολιήτας S: πολίτας Ad 867 με d: ὁ A ὁ d: om. A 869 μᾶλλον A: om. d κατύπερθε A: κατυπέρτερα d 870 βουλεύονται A: βούλονται d 871 ἔργον d: -ων A 872 ἁπάντων A: πάντων d ἐξεργάcαcθαι Ar: -cεcθαι D 873 οὔτ' ἔτι d: οὔτε A 874 τούς <τε> Stein 876 ἀπαλλάccετο A: ἀπηλ- d

Ϲαλαμῖνόϲ τε κειμένην καὶ τῆϲ ἠπείρου πολλοὺϲ τῶν Περϲέων ἀπεβίβαϲαν· τοῦτο δέ, ἐπειδὴ ἐγίνοντο μέϲαι νύκτεϲ, ἀνῆγον μὲν τὸ ἀπ' ἑϲπέρηϲ κέραϲ κυκλούμενοι πρὸϲ τὴν Ἐλευϲῖνα, ἀνῆγον δὲ οἱ ἀμφὶ τὴν Κέον τε καὶ τὴν Κυνόϲουραν τεταγμένοι, κατεῖχόν τε μέχρι Μουνιχίηϲ πάντα τὸν πορθμὸν τῇϲι νηυϲί. (2) *τῶνδε δὲ εἵνεκα ἀνῆγον τὰϲ νέαϲ, ἵνα δὴ τοῖϲι Ἕλληϲι μὴ διαφυγεῖν ἐξῇ, ἀλλ' ἀπολαμφθέντεϲ ἐν τῇ Ϲαλαμῖνι δοῖεν τίϲιν τῶν ἐπ' Ἀρτεμιϲίῳ ἀγωνιϲμάτων. ἐϲ δὲ τὴν νηϲῖδα τὴν Ψυττάλειαν καλεομένην ἀπεβίβαζον τῶν Περϲέων τῶνδε εἵνεκα, ὡϲ ἐπεὰν γένηται ναυμαχίη, ἐνθαῦτα μάλιϲτα ἐξοιϲομένων τῶν τε ἀνδρῶν καὶ τῶν ναυηγίων (ἐν γὰρ δὴ πόρῳ τῆϲ ναυμαχίηϲ τῆϲ μελλούϲηϲ ἔϲεϲθαι ἔκειτο ἡ νῆϲοϲ), ἵνα τοὺϲ μὲν περιποιῶϲι, τοὺϲ δὲ διαφθείρωϲι.* (3) *ἐποίευν δὲ ϲιγῇ ταῦτα, ὡϲ μὴ πυνθανοίατο οἱ ἐναντίοι. οἱ μὲν δὴ ταῦτα τῆϲ νυκτὸϲ οὐδὲν ἀποκοιμηθέντεϲ παραρτέοντο.*

77 *{Χρηϲμοῖϲι δὲ οὐκ ἔχω ἀντιλέγειν ὡϲ οὐκ εἰϲὶ ἀληθέεϲ, οὐ βουλόμενοϲ ἐναργέωϲ λέγονταϲ πειρᾶϲθαι καταβάλλειν, ἐϲ τοιάδε πρήγματα ἐϲβλέψαϲ.*

Ἀλλ' ὅταν Ἀρτέμιδοϲ χρυϲαόρου ἱερὸν ἀκτὴν
νηυϲὶ γεφυρώϲωϲι καὶ εἰναλίην Κυνόϲουραν,
ἐλπίδι μαινομένῃ λιπαρὰϲ πέρϲαντεϲ Ἀθήναϲ,
δῖα Δίκη ϲβέϲϲει κρατερὸν Κόρον, Ὕβριοϲ υἱόν,
δεινὸν μαιμώοντα, δοκεῦντ' ἀνὰ πάντα πιθέϲθαι.
(2) *χαλκὸϲ γὰρ χαλκῷ ϲυμμίξεται, αἵματι δ' Ἄρηϲ*
πόντον φοινίξει. τότ' ἐλεύθερον Ἑλλάδοϲ ἦμαρ
εὐρύοπα Κρονίδηϲ ἐπάγει καὶ πότνια Νίκη.

879 *ἀπεβίβαϲαν* d: *-αντο* A *νύκτεϲ μέϲαι* d 880 *κυκλούμενοι* Ar: *-νον* D 881 *Ἐλευϲῖνα* Pingel: *Ϲαλαμῖνα* Ad an *ἀνῆγον<το>*? 882 *Μουνιχίηϲ* Stein: *Μουνυχ-* *πάντα* d: *παρὰ* A 883 *δὲ* A: om. d *εἵνεκα* A: *-κεν* d *νέαϲ* A: *νῆαϲ* d 884 *μὴ* d: *μηδὲ* A *διαφυγεῖν* Stein: *φυγεῖν* A: *φυγέειν* d 887 *εἵνεκα* A: *-κεν* d *γένηται* $\mathrm{D^{ac}}$r: *γίν-* $\mathrm{AD^{pc}}$ 889 *τῆϲ* A: om. d 890 *ἔϲεϲθαι* A: om. d 891 *ἐποίευν* d: *ἐποίεον* A 892 *νυκτὸϲ... οὕτω δὴ* (c. 84. 1) AD: om. r 894 c. 77 del. Krüger 896 *πρήγματα*] *ῥήματα* Stein 896^4 *λιπαρὰϲ* A: *κρατερὰϲ* D 896^6 *πιθέϲθαι*] *πίεϲθαι* Düntzer

{ἐϲ} τοιαῦτα μὲν καὶ οὕτω ἐναργέωϲ λέγοντι Βάκιδι <δι'>
ἀντιλογίηϲ χρηϲμῶν πέρι οὔτε αὐτὸϲ λέγειν τολμέω οὔτε
παρ' ἄλλων ἐνδέκομαι.}

Τῶν δὲ ἐν Ϲαλαμῖνι ϲτρατηγῶν ἐγίνετο ὠθιϲμὸϲ λόγων 78
πολλόϲ. ᾔδεϲαν δὲ οὔκω ὅτι ϲφεαϲ περιεκυκλεῦντο τῇϲι
νηυϲὶ οἱ βάρβαροι, ἀλλ' ὥϲπερ τῆϲ ἡμέρηϲ ὥρων αὐτοὺϲ
τεταγμένουϲ, ἐδόκεον κατὰ χώρην εἶναι. ϲυνεϲτηκότων δὲ 79
τῶν ϲτρατηγῶν ἐξ Αἰγίνηϲ διέβη Ἀριϲτείδηϲ ὁ Λυϲιμάχου,
ἀνὴρ Ἀθηναῖοϲ μέν, ἐξωϲτρακιϲμένοϲ δὲ ὑπὸ τοῦ δήμου, τὸν
ἐγὼ νενόμικα, πυνθανόμενοϲ αὐτοῦ τὸν τρόπον, ἄριϲτον
ἄνδρα γενέϲθαι ἐν Ἀθήνῃϲι καὶ δικαιότατον. (2) οὗτοϲ ὡνὴρ
βὰϲ ἐπὶ τὸ ϲυνέδριον ἐξεκαλέετο Θεμιϲτοκλέα, ἐόντα μὲν
ἑωυτῷ οὐ φίλον, ἐχθρὸν δὲ τὰ μάλιϲτα· ὑπὸ δὲ μεγάθεοϲ τῶν
παρεόντων κακῶν λήθην ἐκείνων ποιεύμενοϲ ἐξεκαλέετο,
θέλων αὐτῷ ϲυμμῖξαι. προακηκόεε δὲ ὅτι ϲπεύδοιεν οἱ
ἀπὸ Πελοποννήϲου ἀνάγειν τὰϲ νέαϲ πρὸϲ τὸν Ἰϲθμόν. (3) ὡϲ
δὲ ἐξῆλθέ οἱ Θεμιϲτοκλέηϲ, ἔλεγε Ἀριϲτείδηϲ τάδε· Ἡμέαϲ
ϲταϲιάζειν χρεόν ἐϲτι ἔν τεῳ ἄλλῳ καιρῷ καὶ δὴ καὶ ἐν τῷδε
περὶ τοῦ ὁκότεροϲ ἡμέων πλέω ἀγαθὰ τὴν πατρίδα
ἐργάϲεται. (4) λέγω δέ τοι ὅτι ἶϲον ἐϲτὶ πολλά τε καὶ ὀλίγα
λέγειν περὶ ἀποπλόου τοῦ ἐνθεῦτεν Πελοποννηϲίοιϲι. ἐγὼ
γὰρ αὐτόπτηϲ τοι λέγω γενόμενοϲ ὅτι νῦν οὐδ' ἢν θέλωϲι
Κορίνθιοί τε καὶ αὐτὸϲ Εὐρυβιάδηϲ οἷοί τε ἔϲονται ἐκπλῶϲαι·
περιεχόμεθα γὰρ ὑπὸ τῶν πολεμίων κύκλῳ. ἀλλ' ἐϲελθών ϲφι
ταῦτα ϲήμηνον. ὁ δ' ἀμείβετο τοιϲίδε· Κάρτα τε χρηϲτὰ 80
διακελεύεαι καὶ εὖ ἤγγειλαϲ· τὰ γὰρ ἐγὼ ἐδεόμην γενέϲθαι,
αὐτὸϲ αὐτόπτηϲ γενόμενοϲ ἥκειϲ. ἴϲθι γὰρ ἐξ ἐμέο τὰ
ποιεύμενα ὑπὸ Μήδων. ἔδεε γάρ, ὅτε οὐκ ἑκόντεϲ ἤθελον ἐϲ

897 del. Stein suppl. Wesseling 898 λέγειν] ἐλθεῖν Wesseling 901 περιεκυκλεῦντο edd.: -έοντο 903 τεταγμένουϲ A: ἐντ- D 908 βὰϲ Powell: ϲτὰϲ 911 προακηκόεε Y, Matthiae: -ήκοε 914 ἔν τεῳ Gomperz: ἔν τε τῷ AD: <εἰ> ἔν τεῳ Stein καὶ² A: om. D 921 τοῖϲιδε CT hoc accentu: τοῖϲδε AD 923 <ἐόντα> τὰ Richards

μάχην κατίϲταϲθαι οἱ Ἕλληνεϲ, ἀέκονταϲ παραϲτήϲαϲθαι. ϲὺ δὲ ἐπεί περ ἥκειϲ χρηϲτὰ ἀπαγγέλλων, αὐτόϲ ϲφι ἄγγειλον. (2) ἢν γὰρ ἐγὼ αὐτὰ λέγω, δόξω πλάϲαϲ λέγειν καὶ οὐ πείϲω ὡϲ οὐ ποιεύντων τῶν βαρβάρων ταῦτα. ἀλλά ϲφι ϲήμηνον αὐτὸϲ παρελθὼν ὡϲ ἔχει. ἐπεὰν δὲ ϲημήνῃϲ, ἢν μὲν πείθωνται, ταῦτα δὴ τὰ κάλλιϲτα, ἢν δὲ αὐτοῖϲι μὴ πιϲτὰ γένηται, ὁμοῖον ἡμῖν ἔϲται· οὐ γὰρ ἔτι διαδρήϲονται, εἴπερ περιεχόμεθα πανταχόθεν, ὡϲ ϲὺ λέγειϲ.

81 ταῦτα ἔλεγε παρελθὼν ὁ Ἀριϲτείδηϲ, φάμενοϲ ἐξ Αἰγίνηϲ τε ἥκειν καὶ μόγιϲ ἐϲπλῶϲαι λαθὼν τοὺϲ ἐπορμέονταϲ· περιέχεϲθαι γὰρ πᾶν τὸ ϲτρατόπεδον τὸ Ἑλληνικὸν ὑπὸ τῶν νεῶν τῶν Ξέρξεω· παραρτέεϲθαί τε ϲυνεβούλευε ὡϲ ἀλεξηϲομένουϲ. καὶ ὁ μὲν ταῦτα εἴπαϲ μετεϲτήκεε, τῶν δὲ αὖτιϲ ἐγίνετο λόγων ἀμφιϲβαϲίη· οἱ γὰρ πλεῦνεϲ τῶν ϲτρατηγῶν οὐκ ἐπείθοντο τὰ ἐϲαγγελθέντα.

82 ἀπιϲτεόντων δὲ τούτων ἧκε τριήρηϲ ἀνδρῶν Τηνίων αὐτομολέουϲα, τῆϲ ἦρχε ἀνὴρ <τῶν ἀϲτῶν δόκιμοϲ> Παναίτιοϲ ὁ Ϲωϲιμένεοϲ, ἥ περ δὴ ἔφερε τὴν ἀληθείην πᾶϲαν. διὰ δὲ τοῦτο τὸ ἔργον ἐνεγράφηϲαν Τήνιοι ἐν Δελφοῖϲι ἐϲ τὸν τρίποδα ἐν τοῖϲι τὸν βάρβαρον κατελοῦϲι. (2) ϲὺν δὴ ὦν ταύτῃ τῇ νηὶ τῇ αὐτομοληϲάϲῃ ἐϲ Ϲαλαμῖνα καὶ τῇ πρότερον ἐπ' Ἀρτεμίϲιον τῇ Λημνίῃ ἐξεπληροῦτο τὸ ναυτικὸν τοῖϲι Ἕλληϲι ἐϲ τὰϲ ὀγδώκοντα καὶ τριηκοϲίαϲ νέαϲ· δύο γὰρ δὴ νεῶν <ἐϲ> τότε κατέδεε ἐϲ τὸν ἀριθμόν.

83 Τοῖϲι δὲ Ἕλληϲι ὡϲ πιϲτὰ δὴ τὰ λεγόμενα ἦν {τῶν Τηνίων ῥήματα}, παρεϲκευάζοντο ὡϲ ναυμαχήϲοντεϲ. ἠώϲ τε διέφαινε καὶ οἳ ϲύλλογον τῶν ἐπιβατέων ποιηϲάμενοι <...>

926 ἀπαγγέλλων A: ἐπ- D 930 ταῦτα δὴ τὰ κάλλιϲτα del. Krüger 932 ταῦτα] ἐνθαῦτα Krüger 933 ἐϲπλῶϲαι Pingel: ἐκ- : διεκ- Naber: cf. Plut. *Arist.* 8 934 παν<ταχόθεν> Powell 935 παραρτέεϲθαί D: παρὰ ἀρ- A 940 suppl. Powell: <Τήνιοϲ> Krüger: <τῶν ἐπιφανέων> Schenkl 943 δὴ Krüger: δὲ 947 suppl. Hude 948 λεγόμενα] ἀγγελλόμενα Powell del. Powell: possis etiam τὰ post ἦν traicere 950 διέφαινε C: δὴ ἔφαινε AD lacunam statuit Legrand

προηγόρευε εὖ ἔχοντα μὲν ἐκ πάντων Θεμιστοκλέης. τὰ δὲ
ἔπεα ἦν πάντα <τὰ> κρέσσω τοῖσι ἥσσοσι ἀντιτιθέμενα, ὅσα
δὴ ἐν ἀνθρώπου φύσι καὶ καταστάσι ἐγγίνεται· (2) παραινέσας
δὲ τούτων τὰ κρέσσω αἱρέεσθαι καὶ καταπλέξας τὴν ῥῆσιν,
ἐσβαίνειν ἐκέλευσε ἐς τὰς νέας. καὶ οὗτοι μὲν δὴ ἐσέβαινον,
καὶ ἧκε ἡ ἀπ' Αἰγίνης τριήρης, ἣ κατὰ τοὺς Αἰακίδας ἀπε-
δήμησε. ἐνθαῦτα ἀνῆγον τὰς νέας ἁπάσας <οἱ> Ἕλληνες. ἀν-
αγομένοισι δέ σφι αὐτίκα ἐπεκέατο οἱ βάρβαροι. οἱ μὲν δὴ 84
ἄλλοι Ἕλληνες {ἐπὶ} πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον
τὰς νέας, Ἀμεινίης δὲ Παλληνεὺς ἀνὴρ Ἀθηναῖος ἐξαναχθεὶς
νηὶ ἐμβάλλει. συμπλεκείσης δὲ τῆς νεὸς καὶ οὐ δυναμένων
ἀπαλλαγῆναι, οὕτω δὴ οἱ ἄλλοι Ἀμεινίῃ βοηθέοντες συνέ-
μισγον. (2) Ἀθηναῖοι μὲν οὕτω λέγουσι τῆς ναυμαχίης γενέσθαι
τὴν ἀρχήν, Αἰγινῆται δὲ τὴν κατὰ τοὺς Αἰακίδας ἀποδη-
μήσασαν ἐς Αἴγιναν, ταύτην εἶναι τὴν ἄρξασαν. λέγεται δὲ
καὶ τάδε, ὡς φάσμα σφι γυναικὸς ἐφάνη, φανεῖσαν δὲ
διακελεύσασθαι ὥστε καὶ ἅπαν ἀκοῦσαι τὸ τῶν Ἑλλήνων
στρατόπεδον, ὀνειδίσασαν πρότερον τάδε· Ὦ δαιμόνιοι, μέχρι
κόσου ἔτι πρύμνην ἀνακρούσεσθε;

Κατὰ μὲν δὴ Ἀθηναίους ἐτετάχατο Φοίνικες (οὗτοι γὰρ 85
εἶχον τὸ πρὸς Σαλαμῖνός τε καὶ ἑσπέρης κέρας), κατὰ δὲ
Λακεδαιμονίους Ἴωνες· οὗτοι δ' εἶχον τὸ πρὸς τὴν ἠῶ τε
καὶ τὸν Πειραιέα. ἐθελοκάκεον μέντοι αὐτῶν κατὰ τὰς
Θεμιστοκλέος ἐντολὰς ὀλίγοι, οἱ δὲ πλεῦνες οὔ. (2) ἔχω μέν
νυν συχνῶν οὐνόματα τριηράρχων καταλέξαι τῶν νέας
Ἑλληνίδας ἑλόντων, χρήσομαι δὲ αὐτοῖσι οὐδὲν πλὴν
Θεομήστορός τε τοῦ Ἀνδροδάμαντος καὶ Φυλάκου τοῦ Ἱστι-
αίου, Σαμίων ἀμφοτέρων. (3) τοῦδε <δὲ> εἵνεκα μέμνημαι

951 προηγόρευε] προηγόρευον Pingel an <μοῦνος> ἐκ πάντων? 952 suppl. Dobree κρέσσω D: κρείσσω A 954 ῥῆσιν A^{pc}: κρῆσιν A^{ac}D 957 suppl. Nor 959 del. Bekker 960 Παλληνεὺς del. Cobet 961 συμπλεκείσης A^{ac}D: συμπλακ- A^{pc} νεὸς A: νηὸς D 968 πρότερον] πικρότερον Reiske 969 ἀνακρούσεσθε Valla (remos inhibebitis): -ούεσθε 971 Σαλαμῖνος Loeschke: Ἐλευσῖνος 978 suppl. Reiske

τούτων μούνων, ὅτι Θεομήϲτωρ μὲν διὰ τοῦτο τὸ ἔργον
Ϲάμου ἐτυράννευϲε καταϲτηϲάντων τῶν Περϲέων, Φύλακοϲ
δὲ εὐεργέτηϲ βαϲιλέοϲ ἀνεγράφη καὶ χώρῃ ἐδωρήθη πολλῇ.
οἱ δὲ βαϲιλέοϲ εὐεργέται ὀροϲάγγαι καλέονται Περϲιϲτί.
86 περὶ μέν νυν τούτουϲ οὕτω εἶχε· τὸ δὲ πλῆθοϲ τῶν νεῶν ἐν τῇ
Ϲαλαμῖνι ἐκεραΐζετο, αἱ μὲν ὑπ' Ἀθηναίων διαφθειρόμεναι,
αἱ δὲ ὑπ' Αἰγινητέων. ἅτε γὰρ τῶν μὲν Ἑλλήνων ϲὺν κόϲμῳ
ναυμαχεόντων <καὶ> κατὰ τάξιν, τῶν δὲ βαρβάρων
οὔτε τεταγμένων ἔτι οὔτε ϲὺν νόῳ ποιεόντων οὐδέν,
ἔμελλε τοιοῦτό ϲφι ϲυνοίϲεϲθαι οἷόν περ ἀπέβη. καίτοι ἦϲάν
γε <ἄνδρεϲ ἀγαθοὶ> καὶ ἐγένοντο ταύτην τὴν ἡμέρην μακρῷ
ἀμείνονεϲ αὐτοὶ ἑωυτῶν ἢ πρὸϲ Εὐβοίῃ, πᾶϲ τιϲ προθυμεό-
μενοϲ καὶ δειμαίνων Ξέρξην, ἐδόκεέ τε ἕκαϲτοϲ ἑωυτὸν
87 θεήϲεϲθαι βαϲιλέα. κατὰ μὲν δὴ τοὺϲ ἄλλουϲ οὐκ ἔχω {μετεξ-
ετέρουϲ} εἰπεῖν ἀτρεκέωϲ ὡϲ ἕκαϲτοι τῶν βαρβάρων ἢ τῶν
Ἑλλήνων ἠγωνίζοντο· κατὰ δὲ Ἀρτεμιϲίην τάδε ἐγένετο,
ἀπ' ὧν εὐδοκίμηϲε μᾶλλον ἔτι παρὰ βαϲιλέϊ. (2) ἐπειδὴ γὰρ ἐϲ
θόρυβον πολλὸν ἀπίκετο τὰ βαϲιλέοϲ πρήγματα, ἐν τούτῳ
τῷ καιρῷ ἡ νηῦϲ ἡ Ἀρτεμιϲίηϲ ἐδιώκετο ὑπὸ νεὸϲ Ἀττικῆϲ·
καὶ ἣ οὐκ ἔχουϲα διαφυγεῖν (ἔμπροϲθε γὰρ αὐτῆϲ ἦϲαν ἄλλαι
νέεϲ φίλιαι, ἡ δὲ αὐτῆϲ πρὸϲ τῶν πολεμίων μάλιϲτα ἐτύγχανε
ἐοῦϲα), ἔδοξέ οἱ τόδε ποιῆϲαι, τὸ καὶ ϲυνήνεικε ποιηϲάϲῃ·
διωκομένη γὰρ ὑπὸ τῆϲ Ἀττικῆϲ φέρουϲα ἐνέβαλε νηὶ φιλίῃ
ἀνδρῶν τε Καλυνδέων καὶ αὐτοῦ ἐπιπλέοντοϲ τοῦ Καλυνδέων
βαϲιλέοϲ Δαμαϲιθύμου. (3) εἰ μέν <νυν> καί τι νεῖκοϲ πρὸϲ

979 μούνων AD: μόνων r 981 χώρῃ P: -η Ad πολλῇ d: -η AS 982 βαϲιλέοϲ] vocem post εὐεργέται traditam huc traiecit Wilson: del. Fitton Brown 986 suppl. Valla (ac) 987 οὔτε¹ Baiter: οὐ 988 ἔμελλε edd.: ἤμ- 989 suppl. J. C. Vollgraff: <ἐναυμάχ>ηϲάν γε <εὖ> Powell καὶ ἐγένοντο del. Blakesley 992 θεήϲεϲθαι Nor[pc]: θηήϲαϲθαι (vel θεή-) Ad: θεᾶϲθαι Powell del. Stein 995 ἔτι μᾶλλον D 997 νηῦϲ AD: ναῦϲ r νεὸϲ P: νεὼϲ Ar: νηὸϲ D 998 διαφυγεῖν Bredow: -έειν 999 ἐτύγχανε μάλιϲτα D 1000 ϲυνήνεικε r: -νεγκε AD 1001 φέρουϲα] an φθάνουϲα? 1003–4 εἰ ... ἐγεγόνεε] ἦν ... γεγονόϲ Powell 1003 suppl. Powell

αὐτόν <οἱ> ἐγεγόνεε ἔτι περὶ Ἑλλήσποντον ἐόντων, οὐ μέντοι <ἔγωγε> ἔχω εἰπεῖν, οὔτε εἰ ἐκ προνοίης αὐτὰ ἐποίησε, οὔτε εἰ συνεκύρησε ἡ τῶν Καλυνδέων κατὰ τύχην παραπεσοῦσα νηῦς. (4) *ὡς δὲ ἐνέβαλέ τε καὶ κατέδυσε, εὐτυχίῃ χρησαμένη διπλᾶ ἑωυτὴν ἀγαθὰ ἐργάσατο· ὅ τε γὰρ τῆς Ἀττικῆς νεὸς τριήραρχος ὡς εἶδέ μιν ἐμβάλλουσαν νηὶ ἀνδρῶν βαρβάρων, νομίσας τὴν νέα τὴν Ἀρτεμισίης ἢ Ἑλληνίδα εἶναι ἢ αὐτομολέειν ἐκ τῶν βαρβάρων καὶ αὐτοῖσι ἀμύνειν, ἀποστρέψας πρὸς ἄλλας ἐτράπετο. τοῦτο μὲν τοιοῦτο αὐτῇ συνήνεικε* 88 *γενέσθαι <ὥστε> διαφυγεῖν τε καὶ μὴ ἀπολέσθαι, τοῦτο δὲ συνέβη ὥστε κακὸν ἐργασαμένην ἀπὸ τούτων αὐτὴν μάλιστα εὐδοκιμῆσαι παρὰ Ξέρξῃ.* (2) *λέγεται γὰρ βασιλέα θηεύμενον μαθεῖν τὴν νέα ἐμβαλοῦσαν, καὶ δή τινα εἰπεῖν τῶν παρεόντων· Δέσποτα, ὁρᾷς Ἀρτεμισίην ὡς εὖ ἀγωνίζεται καὶ νέα τῶν πολεμίων κατέδυσε; καὶ τὸν ἐπειρέσθαι εἰ ἀληθέως ἐστὶ Ἀρτεμισίης τὸ ἔργον, καὶ τοὺς φάναι, σαφέως τὸ ἐπίσημον τῆς νεὸς ἐπισταμένους· τὴν δὲ διαφθαρεῖσαν ἠπιστέατο εἶναι πολεμίην.* (3) *τά τε γὰρ ἄλλα, ὡς εἴρηται, αὐτῇ συνήνεικε ἐς εὐτυχίην γενόμενα καὶ τὸ τῶν ἐκ τῆς Καλυνδικῆς νεὸς μηδένα ἀποσωθέντα κατήγορον γενέσθαι. Ξέρξην δὲ εἰπεῖν λέγεται πρὸς τὰ φραζόμενα· Οἱ μὲν ἄνδρες γεγόνασί μοι γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες. ταῦτα μὲν Ξέρξην φασὶ εἰπεῖν. ἐν δὲ τῷ πόνῳ τούτῳ ἀπὸ μὲν ἔθανε ὁ* 89 *στρατηγὸς Ἀριαβίγνης ὁ Δαρείου, Ξέρξεω ἐὼν ἀδελφεός, ἀπὸ δὲ ἄλλοι πολλοί τε καὶ ὀνομαστοὶ Περσέων καὶ Μήδων καὶ τῶν ἄλλων συμμάχων, ὀλίγοι δέ τινες καὶ Ἑλλήνων· ἅτε γὰρ νέειν ἐπιστάμενοι, τοῖσι αἱ νέες διεφθείροντο, οἱ μὴ ἐν χειρῶν νόμῳ ἀπολλύμενοι ἐς τὴν Σαλαμῖνα διένεον.* (2) *τῶν δὲ*

1004 suppl. Legrand   1005 *ἔγωγε ἔχω* S: cf. Denniston, *GP* 409: *ἔχω γε* Ad   1008 *νεὸς* r: *νεὼς* AD   1013 suppl. Stein   *διαφυγεῖν* Bredow: *-έειν*   1014 *κακὸν*] *κακὰ* dubitanter Legrand   *αὐτὴν*] *αὐτῶν* Heiberg   1020 *νεὸς* A: *νεὼς* d   1023 *νεὸς* Ar: *νεὼς* D   1030 *νέες* CP: *νῆες* Ad   *οἱ* Krüger: *καὶ*

βαρβάρων οἱ πολλοὶ ἐν τῇ θαλάϲϲῃ διεφθάρηϲαν, νέειν οὐκ ἐπιϲτάμενοι. ἐπεὶ δὲ αἱ πρῶται ἐϲ φυγὴν ἐτράποντο, ἐνθαῦτα αἱ πλεῖϲται διεφθείροντο. οἱ γὰρ ὄπιϲθε τεταγμένοι, ἐϲ τὸ πρόϲθε τῇϲι νηυϲὶ παριέναι πειρώμενοι ὡϲ ἀποδεξόμενοί τι καὶ αὐτοὶ ἔργον βαϲιλέϊ, τῇϲι ϲφετέρῃϲι νηυϲὶ φευγούϲῃϲι

90 περιέπιπτον. ἐγένετο δὲ καὶ τόδε ἐν τῷ θορύβῳ τούτῳ· τῶν τινεϲ Φοινίκων, τῶν αἱ νέεϲ διεφθάρατο, ἐλθόντεϲ παρὰ βαϲιλέα διέβαλλον τοὺϲ Ἴωναϲ, ὡϲ δι' ἐκείνουϲ ἀπολοίατο αἱ νέεϲ, ὡϲ προδόντων. ϲυνήνεικε ὦν οὕτω ὥϲτε Ἰώνων τε τοὺϲ ϲτρατηγοὺϲ μὴ ἀπολέϲθαι Φοινίκων τε τοὺϲ διαβάλλονταϲ λαβεῖν τοιόνδε μιϲθόν. (2) ἔτι τούτων ταῦτα λεγόντων ἐνέβαλε νηὶ Ἀττικῇ Ϲαμοθρηικίῃ νηῦϲ. ἥ τε δὴ Ἀττικὴ κατεδύετο καὶ ἐπιφερομένη Αἰγιναίη νηῦϲ κατέδυϲε τῶν Ϲαμοθρηίκων τὴν νέα. ἅτε δὴ ἐόντεϲ ἀκοντιϲταὶ οἱ Ϲαμοθρήικεϲ τοὺϲ ἐπιβάταϲ ἀπὸ τῆϲ καταδυϲάϲηϲ νεὸϲ βάλλοντεϲ ἀπήραξαν καὶ ἐπέβηϲάν τε καὶ ἔϲχον αὐτήν. (3) ταῦτα γενόμενα τοὺϲ Ἴωναϲ ἐρρύϲατο· ὡϲ γὰρ εἶδέ ϲφεαϲ Ξέρξηϲ ἔργον μέγα ἐργαϲαμένουϲ, ἐτράπετο πρὸϲ τοὺϲ Φοίνικαϲ οἷα ὑπερλυπεόμενόϲ τε καὶ πάνταϲ αἰτιώμενοϲ, καί ϲφεων ἐκέλευϲε τὰϲ κεφαλὰϲ ἀποταμεῖν, ἵνα μὴ αὐτοὶ κακοὶ γενόμενοι τοὺϲ ἀμείνοναϲ διαβάλλωϲι. (4) ὅκωϲ γάρ τινα ἴδοι Ξέρξηϲ τῶν ἑωυτοῦ ἔργον τι ἀποδεικνύμενον ἐν τῇ ναυμαχίῃ, κατήμενοϲ ὑπὸ τῷ ὄρεϊ τῷ ἀντίον Ϲαλαμῖνοϲ τὸ καλέεται Αἰγάλεωϲ, ἀνεπυνθάνετο τὸν ποιήϲαντα, καὶ οἱ γραμματιϲταὶ ἀνέγραφον πατρόθεν τὸν τριήραρχον καὶ τὴν πόλιν. πρὸϲ δέ τι καὶ προϲεβάλετο φίλοϲ <Ἰώνων> ἐὼν Ἀριαράμνηϲ ἀνὴρ Πέρϲηϲ παρεὼν τούτου τοῦ Φοινικηίου πάθεοϲ.

91 Οἱ μὲν δὴ πρὸϲ τοὺϲ Φοίνικαϲ ἐτράποντο· τῶν δὲ βαρβάρων ἐϲ φυγὴν τραπομένων καὶ ἐκπλεόντων πρὸϲ τὸ Φάληρον

1038 *Φοινίκων* Stephanus: *Φοίνικεϲ* *διεφθάρατο* edd.: *-ρέατο* Ad 1043 *Ϲαμοθρηικίῃ* d: *-θραικίῃ* A 1045 *Ϲαμοθρηίκων* A: *-ηκῶν* d *νέα* Ar: *νῆα* D *Ϲαμοθρήικεϲ* A: *-θρῆκεϲ* d 1046 *νεὸϲ* Ar: *νεὼϲ* D 1057 *δέ τι* Schaefer: *δ' ἔτι* d: *δὲ ἔτι* A *προϲεβάλετο*] *-ελάβ-* Reiske suppl. Abresch

Αἰγινῆται ὑποϲτάντεϲ ἐν τῷ πορθμῷ ἔργα ἀπεδέξαντο λόγου ἄξια. οἱ μὲν γὰρ Ἀθηναῖοι ἐν τῷ θορύβῳ ἐκεράϊζον τάϲ τε ἀντιϲταμέναϲ καὶ τὰϲ φευγούϲαϲ τῶν νεῶν, οἱ δὲ Αἰγινῆται τὰϲ ἐκπλεούϲαϲ· ὅκωϲ δέ τινεϲ τοὺϲ Ἀθηναίουϲ διαφύγοιεν, φερόμενοι ἐϲέπιπτον ἐϲ τοὺϲ Αἰγινήταϲ. ἐνθαῦτα ϲυνεκύρεον 92
νέεϲ ἥ τε Θεμιϲτοκλέοϲ διώκουϲα νέα <Καρίην>, καὶ ἡ Πολυκρίτου τοῦ Κριοῦ ἀνδρὸϲ Αἰγινήτεω νηὶ ἐμβαλοῦϲα Ϲιδωνίῃ, ἥπερ εἷλε τὴν προφυλάϲϲουϲαν ἐπὶ Ϲκιάθῳ τὴν Αἰγιναίην, ἐπ' ἧϲ ἔπλεε Πυθέηϲ ὁ Ἰϲχενόου, τὸν οἱ Πέρϲαι κατακοπέντα ἀρετῆϲ εἵνεκα εἶχον ἐν τῇ νηὶ ἐκπαγλεόμενοι· τὸν δὴ περιάγουϲα ἅμα τοῖϲι Πέρϲῃϲι ἥλω νηῦϲ ἡ Ϲιδωνίη, ὥϲτε Πυθέην οὕτω ϲωθῆναι ἐϲ Αἴγιναν. (2) ὡϲ δὲ ἐϲεῖδε τὴν νέα τὴν Ἀττικὴν ὁ Πολύκριτοϲ, ἔγνω τὸ ϲημήιον ἰδὼν τῆϲ ϲτρατηγίδοϲ, καὶ βώϲαϲ τὸν Θεμιϲτοκλέα ἐπεκερτόμηϲε ἐϲ τῶν Αἰγινητέων τὸν μηδιϲμὸν ὀνειδίζοντα. ταῦτα μέν νυν <τῇ> νηὶ ἐμβαλὼν ὁ Πολύκριτοϲ ἀπέρριψε ἐϲ Θεμιϲτοκλέα· οἱ δὲ βάρβαροι τῶν αἱ νέεϲ περιεγένοντο φεύγοντεϲ ἀπίκοντο ἐϲ Φάληρον ὑπὸ τὸν πεζὸν ϲτρατόν. ἐν δὲ τῇ ναυμαχίῃ ταύτῃ 93
ἤκουϲαν Ἑλλήνων ἄριϲτα Αἰγινῆται, ἐπὶ δὲ Ἀθηναῖοι, ἀνδρῶν δὲ Πολύκριτόϲ τε ὁ Αἰγινήτηϲ καὶ Ἀθηναῖοι Εὐμένηϲ τε {ὁ} Ἀναγυράϲιοϲ καὶ Ἀμεινίηϲ Παλληνεύϲ, ὃϲ καὶ Ἀρτεμιϲίην ἐπεδίωξε. εἰ μέν νυν ἔμαθε ὅτι ἐν ταύτῃ πλέοι Ἀρτεμιϲίη, οὐκ ἂν ἐπαύϲατο πρότερον ἢ εἷλέ μιν ἢ καὶ αὐτὸϲ ἥλω. (2) τοῖϲι γὰρ Ἀθηναίων τριηράρχοιϲι παρεκεκέλευϲτο, πρὸϲ δὲ καὶ ἄεθλον ἔκειτο μύριαι δραχμαί, ὃϲ ἄν μιν ζωὴν ἕλῃ· δεινὸν γάρ τι ἐποιεῦντο γυναῖκα ἐπὶ τὰϲ Ἀθήναϲ ϲτρατεύεϲθαι. αὕτη μὲν δή, ὡϲ πρότερον εἴρηται, διέφυγε· ἦϲαν δὲ καὶ οἱ ἄλλοι, τῶν αἱ νέεϲ περιεγεγόνεϲαν, ἐν τῷ Φαλήρῳ.

1066 <Καρίην> ex gr. suppl. Powell 1069 Ἰϲχενόου Stephanus: Ἰϲχένου 1071 <ἡ> νηῦϲ Stein 1075 τῶν A: τὸν d an μηδιϲμὸν <δῆθεν>? ὀνειδίζοντα Holford-Strevens: -ίζων 1076 suppl. Reiske: νηὶ <τῇ Ϲιδωνίῃ> Powell 1080 Εὐμενῆϲ hoc accentu Ad: corr. edd. del. Wilamowitz 1082 ἐν ταύτῃ <τῇ νηὶ> Powell 1085 μύριαι AD: μυρίαι r 1088 οἱ Ar: ἡ R: om. D

94 Ἀδείμαντον δὲ τὸν Κορίνθιον ϲτρατηγὸν λέγουϲι Ἀθηναῖοι αὐτίκα κατ' ἀρχάϲ, ὡϲ ϲυνέμιϲγον αἱ νέεϲ, ἐκπλαγέντα τε καὶ ὑπερδείϲαντα, τὰ ἱϲτία ἀειράμενον οἴχεϲθαι φεύγοντα, ἰδόνταϲ δὲ τοὺϲ Κορινθίουϲ τὴν ϲτρατηγίδα φεύγουϲαν ὡϲαύτωϲ οἴχεϲθαι. (2) ὡϲ δὲ ἄρα φεύγονταϲ γίνεϲθαι τῆϲ Ϲαλαμινίηϲ κατὰ <τὸ> ἱρὸν Ἀθηναίηϲ Ϲκιράδοϲ, περιπίπτειν ϲφι κέλητα θείῃ πομπῇ, τὸν οὔτε πέμψαντα φανῆναι οὐδένα, οὔτε τι τῶν ἀπὸ τῆϲ ϲτρατιῆϲ εἰδόϲι προϲφέρεϲθαι τοῖϲι Κορινθίοιϲι. τῇδε δὲ ϲυμβάλλονται εἶναι θεῖον τὸ πρῆγμα· ὡϲ γὰρ ἀγχοῦ γενέϲθαι τῶν νεῶν, τοὺϲ ἀπὸ τοῦ κέλητοϲ λέγειν τάδε· (3) Ἀδείμαντε, ϲὺ μὲν ἀποϲτρέψαϲ τὰϲ νέαϲ ἐϲ φυγὴν ὅρμηϲαι καταπροδοὺϲ τοὺϲ Ἕλληναϲ· οἱ δὲ καὶ δὴ νικῶϲι ὅϲον αὐτοὶ ἠρῶντο ἐπικρατῆϲαι τῶν ἐχθρῶν. ταῦτα λεγόντων, ἀπιϲτέειν γὰρ τὸν Ἀδείμαντον, αὖτιϲ τάδε λέγειν, ὡϲ αὐτοὶ ἑτοῖμοι εἶεν ἀγόμενοι ὅμηροι ἀποθνῄϲκειν, ἢν μὴ νικῶντεϲ φαίνωνται οἱ Ἕλληνεϲ. (4) οὕτω δὴ ἀποϲτρέψαντα τὴν νέα αὐτόν τε καὶ τοὺϲ ἄλλουϲ ἐπ' ἐξεργαϲμένοιϲι ἐλθεῖν ἐϲ τὸ ϲτρατόπεδον. τούτουϲ μὲν τοιαύτη φάτιϲ ἔχει ὑπὸ Ἀθηναίων, οὐ μέντοι αὐτοί γε Κορίνθιοι ὁμολογέουϲι, ἀλλ' ἐν πρώτοιϲι ϲφέαϲ αὐτοὺϲ τῆϲ ναυμαχίηϲ νομίζουϲι
95 γενέϲθαι· μαρτυρέει δέ ϲφι καὶ ἡ ἄλλη Ἑλλάϲ. Ἀριϲτείδηϲ δὲ ὁ Λυϲιμάχου ἀνὴρ Ἀθηναῖοϲ, τοῦ καὶ ὀλίγῳ τι πρότερον τούτων ἐπεμνήϲθην ὡϲ ἀνδρὸϲ ἀρίϲτου, οὗτοϲ ἐν τῷ θορύβῳ τούτῳ τῷ περὶ Ϲαλαμῖνα γενομένῳ τάδε ἐποίεε· παραλαβὼν πολλοὺϲ τῶν ὁπλιτέων οἳ παρατετάχατο παρὰ τὴν ἀκτὴν τῆϲ Ϲαλαμινίηϲ χώρηϲ, γένοϲ ἐόντεϲ Ἀθηναῖοι, ἐϲ τὴν Ψυττάλειαν {νῆϲον} ἀπέβηϲε ἄγων, οἳ τοὺϲ Πέρϲαϲ τοὺϲ ἐν τῇ νηϲῖδι ταύτῃ κατεφόνευϲαν πάνταϲ.

1094 τὸ T: om. Ad Ϲκιράδοϲ AD: Ϲκιρρ- r 1098 νεῶν AD: νηῶν r 1100 νέαϲ Bekker: ναῦϲ ὅρμηϲαι A: ὥρ- d 1101 αὐτοὶ AD: αὖ r ἐπικρατῆϲαι] -ήϲαντεϲ Stein 1103 ἑτοῖμοι Naber, Pingel: οἷοί τε 1109 μαρτυρέει edd.: -ρεῖ 1112 τούτῳ Ar: om. D γενομένῳ] γιν- Hude 1113 παρατετάχατο Ar: παρε- D 1115 del. Cobet

Ὡϲ δὲ ἡ ναυμαχίη διελέλυτο, κατειρύϲαντεϲ ἐϲ τὴν 96
Ϲαλαμῖνα οἱ Ἕλληνεϲ τῶν ναυηγίων ὅϲα ταύτῃ ἐτύγχανε ἔτι ἐόντα, ἑτοῖμοι ἦϲαν ἐϲ ἄλλην ναυμαχίην, ἐλπίζοντεϲ τῇϲι περιεούϲῃϲι νηυϲὶ ἔτι χρήϲεϲθαι βαϲιλέα. (2) τῶν δὲ ναυηγίων πολλὰ ὑπολαβὼν ἄνεμοϲ ζέφυροϲ ἔφερε τῆϲ Ἀττικῆϲ ἐπὶ τὴν ἠιόνα τὴν καλεομένην Κωλιάδα, ὥϲτε ἀποπλῆϲαι {τὸν χρηϲμὸν τόν τε ἄλλον πάντα τὸν περὶ τῆϲ ναυμαχίηϲ ταύτηϲ εἰρημένον Βάκιδι καὶ Μουϲαίῳ, καὶ δὴ καὶ κατὰ τὰ ναυήγια τὰ ταύτῃ ἐξενειχθέντα} τὸ εἰρημένον πολλοῖϲι ἔτεϲι πρότερον τούτων ἐν χρηϲμῷ Λυϲιϲτράτῳ Ἀθηναίῳ ἀνδρὶ χρηϲμολόγῳ, τὸ ἐλελήθεε πάνταϲ τοὺϲ Ἕλληναϲ,

Κωλιάδεϲ δὲ γυναῖκεϲ ἐρετμοῖϲι φρύξουϲι.

τοῦτο δὲ ἔμελλε ἀπελάϲαντοϲ βαϲιλέοϲ ἔϲεϲθαι.

Ξέρξηϲ δὲ ὡϲ ἔμαθε τὸ γεγονὸϲ πάθοϲ, δείϲαϲ μή τιϲ τῶν 97
Ἰώνων ὑποθῆται τοῖϲι Ἕλληϲι ἢ αὐτοὶ νοήϲωϲι πλέειν ἐϲ τὸν Ἑλλήϲποντον λύϲοντεϲ τὰϲ γεφύραϲ καὶ ἀπολαμφθεὶϲ ἐν τῇ Εὐρώπῃ κινδυνεύϲῃ ἀπολέϲθαι, δρηϲμὸν ἐβούλευε· θέλων δὲ μὴ ἐπίδηλοϲ εἶναι μήτε τοῖϲι Ἕλληϲι μήτε τοῖϲι ἑωυτοῦ ἐϲ τὴν Ϲαλαμῖνα χῶμα ἐπειρᾶτο διαχοῦν, γαύλουϲ τε Φοινικηίουϲ ϲυνέδεε, ἵνα ἀντί τε ϲχεδίηϲ ἔωϲι καὶ τείχεοϲ, ἀρτέετό τε ἐϲ πόλεμον ὡϲ ναυμαχίην ἄλλην ποιηϲόμενοϲ. (2) ὁρῶντεϲ δέ μιν πάντεϲ οἱ ἄλλοι ταῦτα πρήϲϲοντα εὖ ἠπιϲτέατο ὡϲ ἐκ παντὸϲ νόου παρεϲκεύαϲται μένων πολεμήϲειν· Μαρδόνιον δ' οὐδὲν τούτων ἐλάνθανε ὡϲ μάλιϲτα ἔμπειρον ἐόντα τῆϲ ἐκείνου
διανοίηϲ. ταῦτά τε ἅμα Ξέρξηϲ ἐποίεε καὶ ἔπεμπε ἐϲ Πέρϲαϲ 98
ἀγγελέοντα τὴν παρεοῦϲάν ϲφι ϲυμφορήν. τούτων δὲ τῶν

1122 ἀποπλῆϲαι] *ut impletum sit* Valla: ἀποπλῆϲθαι Buttmann: ἀποπεπλῆϲθαι Abicht 1123–5 del. Powell: alii alia: τῶν χρηϲμῶν τά τε ἄλλα πάντα τὰ ... εἰρημένα Corcella 1127^{2} φρύξουϲι Y(?), I. Kuhn: φρίξουϲι 1129 τῶν τιϲ Krüger 1133 ἐπίδηλοϲ AD: ἐπίδημοϲ r 1134 γαυλοὺϲ *hoc accentu* AD: γαύλουϲ r 1138 πολεμήϲειν] -ῆϲαι Powell 1140 καὶ <ἱππέα> Powell 1141 παρεοῦϲάν PS: παροῦϲάν Ad

ἀγγέλων ἔϲτι οὐδὲν ὅ τι θᾶϲϲον παραγίνεται θνητὸν ἐόν· οὕτω τοῖϲι Πέρϲῃϲι ἐξεύρηται τοῦτο. λέγουϲι γὰρ ὡϲ ὁϲέων ἂν ἡμερέων <ᾖ> ἡ πᾶϲα ὁδόϲ, τοϲοῦτοι ἵπποι τε καὶ ἄνδρεϲ διεϲτᾶϲι, κατὰ ἡμερηϲίην ὁδὸν ἑκάϲτην ἵπποϲ τε καὶ ἀνὴρ τεταγμένοϲ· τοὺϲ οὔτε νιφετόϲ, οὐκ ὄμβροϲ, οὐ καῦμα, οὐ νὺξ ἔργει μὴ οὐ κατανύϲαι τὸν προκείμενον αὐτῷ δρόμον τὴν ταχίϲτην. (2) ὁ μὲν δὴ πρῶτοϲ δραμὼν παραδιδοῖ τὰ ἐντεταλμένα τῷ δευτέρῳ, ὁ δὲ δεύτεροϲ τῷ τρίτῳ· τὸ δὲ ἐνθεῦτεν ἤδη κατ' ἄλλον <καὶ ἄλλον> διεξέρχεται παραδιδόμενα, κατάπερ <παρ'> Ἕλληϲι ἡ λαμπαδηφορίη τὴν τῷ Ἡφαίϲτῳ ἐπιτελέουϲι. τοῦτο τὸ δράμημα τῶν ἵππων
99 καλέουϲι Πέρϲαι ἀγγαρήιον. ἡ μὲν δὴ πρώτη ἐϲ Ϲοῦϲα ἀγγελίη ἀπικομένη, ὡϲ ἔχοι Ἀθήναϲ Ξέρξηϲ, ἔτερψε οὕτω δή τι Περϲέων τοὺϲ ὑπολειφθένταϲ ὡϲ τάϲ τε ὁδοὺϲ μυρϲίνῃ πάϲαϲ ἐϲτόρεϲαν καὶ ἐθυμίων θυμιήματα καὶ †αὐτοὶ ἦϲαν ἐν θυϲίῃϲί τε καὶ εὐπαθείῃϲι· (2) ἡ δὲ δευτέρη ϲφι ἀγγελίη ἐπεϲελθοῦϲα ϲυνέχεε οὕτω ὥϲτε τοὺϲ κιθῶναϲ κατερρήξαντο πάντεϲ, βοῇ τε καὶ οἰμωγῇ ἐχρέωντο ἀπλέτῳ, Μαρδόνιον ἐν αἰτίῃ τιθέντεϲ. οὐκ οὕτω δὲ περὶ τῶν νεῶν ἀχθόμενοι ταῦτα οἱ Πέρϲαι ἐποίευν ὡϲ περὶ αὐτῷ Ξέρξῃ δειμαίνοντεϲ.

100 Καὶ περὶ Πέρϲαϲ μὲν ἦν ταῦτα τὸν πάντα μεταξὺ χρόνον γινόμενα, μέχρι οὗ Ξέρξηϲ αὐτόϲ ϲφεαϲ ἀπικόμενοϲ ἔπαυϲε. Μαρδόνιοϲ δὲ ὁρέων μὲν Ξέρξην ϲυμφορὴν μεγάλην ἐκ τῆϲ ναυμαχίηϲ ποιεύμενον, ὑποπτεύων δὲ αὐτὸν δρηϲμὸν βουλεύειν ἐκ τῶν Ἀθηνέων, φροντίϲαϲ πρὸϲ ἑωυτὸν ὡϲ δώϲει δίκην ἀναγνώϲαϲ βαϲιλέα ϲτρατεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα, καί

1143 ὁϲέων edd.: ὅϲων d: ὅϲον A 1144 suppl. Schaefer (ᾖ πᾶϲα Y) 1145 ἵπποϲ edd.: ἵπποι 1150 suppl. Stein (*alium atque alium* Valla) 1151–2 κατάπερ ... ἐπιτελέουϲι del. Powell 1151 suppl. Stein: an Ἀθήνῃϲι pro Ἕλληϲι scribendum? λαμπαδηφορίη A: λαμπαδι- d 1156 αὐτοὶ] πάντεϲ Richards: del. Van Herwerden: an ἄπαυϲτοι? 1157 θυϲίῃϲι] θαλίῃϲι Valckenaer εὐπαθείῃϲι T: -θίῃϲι Ad 1158 ἐπεϲελθοῦϲα Reiske: ἐπεξ- 1160 νεῶν CP: νηῶν Ad 1163 γινόμενα Stein: γενόμενον ϲφεαϲ] ϲφεα Van Herwerden 1164 ὁρέων CP: ὁρῶν Ad 1166 Ἀθηνέων A: -αίων d

οἱ κρέϲϲον εἴη ἀνακινδυνεύϲαντα ἢ κατεργάϲαϲθαι τὴν Ἑλλάδα ἢ αὐτὸν καλῶϲ τελευτῆϲαι τὸν βίον ὑπὲρ μεγάλων αἰωρηθέντα· πλέον μέντοι ἔφερέ οἱ ἡ γνώμη κατεργάϲεϲθαι τὴν Ἑλλάδα· λογιϲάμενοϲ ὦν ταῦτα προϲέφερε τὸν λόγον τόνδε· (2) Δέϲποτα, μήτε λυπέο μήτε ϲυμφορὴν μηδεμίαν μεγάλην ποιεῦ τοῦδε τοῦ γεγονότοϲ εἵνεκα πρήγματοϲ. οὐ γὰρ ξύλων ἀγὼν ὁ τὸ πᾶν φέρων ἐϲτὶ ἡμῖν, ἀλλ' ἀνδρῶν τε καὶ ἵππων. ϲοὶ δὲ οὔτε τιϲ τούτων τῶν τὸ πᾶν ϲφίϲι ἤδη δοκεόντων κατεργάϲθαι ἀποβὰϲ ἀπὸ τῶν νεῶν πειρήϲεται ἀντιωθῆναι οὔτ' ἐκ τῆϲ ἠπείρου τῆϲδε· οἵ τε ἡμῖν ἠντιώθηϲαν, ἔδοϲαν δίκαϲ. (3) εἰ μέν νυν δοκέει, αὐτίκα πειρώμεθα τῆϲ Πελοποννήϲου· εἰ δὲ καὶ δοκέει ἐπιϲχεῖν, παρέχει ποιέειν ταῦτα. μὴ δὲ δυϲθύμει· οὐ γὰρ ἔϲτι Ἕλληϲι οὐδεμία ἔκδυϲιϲ μὴ οὐ δόνταϲ λόγον τῶν ἐποίηϲαν νῦν τε καὶ πρότερον εἶναι ϲοὺϲ δούλουϲ. μάλιϲτα μέν νυν ταῦτα ποίεε· εἰ δ' ἄρα τοι βεβούλευται αὐτὸν ἀπελαύνοντα ἀπάγειν τὴν ϲτρατιήν, ἄλλην ἔχω καὶ ἐκ τῶνδε βουλήν. (4) ϲὺ Πέρϲαϲ, βαϲιλεῦ, μὴ ποιήϲῃϲ καταγελάϲτουϲ γενέϲθαι Ἕλληϲι. οὐδὲν γὰρ ἐν Πέρϲῃϲί τοι δεδήληται τῶν πρηγμάτων, οὐδὲ ἐρέειϲ ὅκου ἐγενόμεθα ἄνδρεϲ κακοί. εἰ δὲ Φοίνικέϲ τε καὶ Αἰγύπτιοι καὶ Κύπριοί τε καὶ Κίλικεϲ κακοὶ ἐγένοντο, οὐδὲν πρὸϲ Πέρϲαϲ τοῦτο προϲήκει τὸ πάθοϲ. (5) ἤδη ὦν, ἐπειδὴ οὐ Πέρϲαι τοι αἴτιοί εἰϲι, ἐμοὶ πείθεο· εἴ τοι δέδοκται μὴ παραμένειν, ϲὺ μὲν ἐϲ ἤθεα τὰ ϲεωυτοῦ ἀπέλαυνε τῆϲ ϲτρατιῆϲ ἀπάγων τὸ πολλόν, ἐμὲ δέ ϲοι χρὴ τὴν Ἑλλάδα παραϲχεῖν δεδουλωμένην, τριήκοντα μυριάδαϲ τοῦ

1168 *κρέϲϲον* D: *κρεῖϲϲον* Ar *ἀνακινδυνεύϲαντα* Van Herwerden: *-εῦϲαι* 1170 *κατεργάϲεϲθαι* Cobet: *-ϲαϲθαι* 1171 *προϲέφερέ* <*οἱ*> Stein 1175 *τῶν* AS: om. d *ϲφίϲι* Stein: *ϲφι* 1176 *κατεργάϲθαι* A: *κατεργάϲαϲθαι* d 1177 *ἐκ τῆϲ ἠπείρου τῆϲδε* post *οἵ τε* traiecit Badham, deleto *οὔτε*; *τῆϲδε* <*οὐδείϲ*> Powell 1178 *ἠντιώθηϲαν* Ar: *ἀντ-* D 1182 *ϲοὺϲ* AD: *τοὺϲ* r 1183 *ποίεε* AD: *-εεν* SV: *-έειν* R *ἀπάγειν* AD: *ἀπαγαγεῖν* r 1186 *Πέρϲῃϲί τοι* Stein: *Πέρϲῃϲι τοῖϲι* A: *τοῖϲι Πέρϲῃϲι* d 1187 *ἐρέειϲ* edd.: *ἐρεῖϲ* 1191 *παραμένειν* AD: *-έειν* r

101 *στρατοῦ ἀπολεξάμενον. ταῦτα ἀκούcας Ξέρξης ὡς ἐκ κακῶν ἐχάρη τε καὶ ἥcθη, πρὸς Μαρδόνιόν τε βουλευcάμενος ἔφη ὑποκρινέεcθαι ὁκότερον ποιήcει τούτων. ὡς δὲ ἐβουλεύετο ἅμα Περcέων τοῖcι ἐπικλήτοιcι, ἔδοξέ οἱ καὶ Ἀρτεμιcίην ἐς cυμβουλίην μεταπέμψαcθαι, ὅτι πρότερον ἐφαίνετο μούνη νοέουcα τὰ ποιητέα ἦν.* (2) *ὡς δὲ ἀπίκετο ἡ Ἀρτεμιcίη, μεταcτηcάμενος τοὺς ἄλλους, τούς τε cυμβούλους Περcέων καὶ τοὺς δορυφόρους, ἔλεξε Ξέρξης τάδε· Κελεύει με Μαρδόνιος μένοντα αὐτοῦ πειρᾶcθαι τῆς Πελοποννήcου, λέγων ὥς μοι Πέρcαι τε καὶ ὁ πεζὸς cτρατὸς οὐδενὸς μεταίτιοι πάθεός εἰcι, ἀλλὰ βουλομένοιcί cφι γένοιτ' ἂν ἀπόδεξις.* (3) *ἐμὲ ὦν ἢ ταῦτα κελεύει ποιέειν, ἢ αὐτὸς ἐθέλει τριήκοντα μυριάδας ἀπολεξάμενος τοῦ cτρατοῦ παραcχεῖν μοι τὴν Ἑλλάδα δεδουλωμένην, αὐτὸν δέ με κελεύει ἀπελαύνειν cὺν τῷ λοιπῷ cτρατῷ ἐς ἤθεα τὰ ἐμά.* (4) *cὺ ὦν ἐμοί* (*καὶ γὰρ περὶ τῆς ναυμαχίης εὖ cυνεβούλευcας τῆς γενομένης οὐκ ἐῶcα ποιέεcθαι*) *νῦν γε cυμβούλευcον ὁκότερα ποιέων ἐπιτύχω*
102 *εὖ βουλευcάμενος. ὁ μὲν ταῦτα cυνεβουλεύετο, ἡ δὲ λέγει τάδε· Βαcιλεῦ, χαλεπὸν μέν ἐcτι cυμβουλευομένῳ τυχεῖν τὰ ἄριcτα εἴπαcαν, ἐπὶ μέντοι τοῖcι κατήκουcι πρήγμαcι δοκέει μοι αὐτὸν μέν cε ἀπελαύνειν ὀπίcω, Μαρδόνιον δέ, εἰ ἐθέλει τε καὶ ὑποδέκεται ταῦτα ποιήcειν, αὐτοῦ καταλιπεῖν cὺν τοῖcι ἐθέλει.* (2) *τοῦτο μὲν γάρ, ἢν καταcτρέψηται τά φηcι θέλειν καί οἱ προχωρήcῃ τὰ νοέειν λέγει, cὸν τὸ ἔργον, ὦ δέcποτα, γίνεται· οἱ γὰρ cοὶ δοῦλοι κατεργάcαντο· τοῦτο δέ, ἢν τὰ ἐναντία τῆς Μαρδονίου γνώμης γένηται, οὐδεμία cυμφορὴ μεγάλη ἔcται cέο τε περιεόντος καὶ εὖ κειμένων τῶν*

1196 *ὑποκρινέεcθαι* Bredow: *-νεῖcθαι* 1197 *ἐς cυμβουλίην* AD: *ἐπὶ cυμβουλὴν* r 1203 *οὐδενὸς μεταίτιοι*] *οὐδὲν μεταίτιοι* <*τοῦ*> Powell 1204 *ἀπόδεξις* d: *-διξις* Λ: <*ἔργων*> *ἀπόδεξις* Powell 1210 *γε* Hude: *τε* Ad: del. Krüger 1212 <*τοι*> *τυχεῖν* Stein 1215 *ὑποδέκεται* AD: *ὑποδέδεκται* r 1216 *θέλειν* A[pc]: *θέλει* A: *ἐθέλει* d 1217 *νοέειν* Pingel: *νοέων* 1220 *εὖ κειμένων* Wesseling: *ἐκείνων*

πρηγμάτων <τῶν> περὶ οἶκον τὸν ϲόν. (3) ἢν γὰρ ϲύ τε περιῇϲ
καὶ οἶκοϲ ὁ ϲόϲ, πολλοὺϲ πολλάκιϲ ἀγῶναϲ δραμέονται περὶ
ϲφέων αὐτῶν οἱ Ἕλληνεϲ. Μαρδονίου δέ, ἤν τι πάθῃ, λόγοϲ
οὐδεὶϲ γίνεται· οὐδέ τι νικῶντεϲ οἱ Ἕλληνεϲ <ϲὲ> νικῶϲι,
δοῦλον ϲὸν ἀπολέϲαντεϲ· ϲὺ δέ, τῶν εἵνεκα τὸν ϲτόλον
ἐποιήϲαο, πυρώϲαϲ τὰϲ Ἀθήναϲ ἀπελᾷϲ. ἥϲθη τε δὴ τῇ 103
ϲυμβουλίῃ Ξέρξηϲ· λέγουϲα γὰρ ἐπετύγχανε τά περ αὐτὸϲ
ἐνόεε. οὐδὲ γὰρ εἰ πάντεϲ καὶ πᾶϲαι ϲυνεβούλευον αὐτῷ
μένειν, ἔμενε ἂν δοκέειν ἐμοί· οὕτω καταρρωδήκεε.
ἐπαινέϲαϲ δὲ τὴν Ἀρτεμιϲίην ταύτην μὲν ἀποϲτέλλει ἄγουϲαν
αὐτοῦ τοὺϲ παῖδαϲ ἐϲ Ἔφεϲον· νόθοι γάρ τινεϲ παῖδέϲ οἱ
ϲυνείποντο. ϲυνέπεμπε δὲ τοῖϲι παιϲὶ φύλακον Ἑρμότιμον, 104
γένοϲ μὲν ἐόντα Πηδαϲέα, φερόμενον δὲ οὐ τὰ δεύτερα
τῶν εὐνούχων παρὰ βαϲιλέϊ· οἱ δὲ Πηδαϲέεϲ οἰκέουϲι ὑπὲρ
Ἁλικαρνηϲϲοῦ. ἐν δὲ τοῖϲι Πηδάϲοιϲι τούτοιϲι τοιόνδε
ϲυμφέρεται πρῆγμα γίνεϲθαι· ἐπεὰν τοῖϲι ἀμφικτυόϲι πᾶϲι
τοῖϲι ἀμφὶ ταύτηϲ οἰκέουϲι τῆϲ πόλιοϲ μέλλῃ τι ἐντὸϲ χρόνου
ἔϲεϲθαι χαλεπόν, τότε ἡ ἱερείη αὐτόθι τῆϲ Ἀθηναίηϲ φύει
πώγωνα μέγαν. τοῦτο δέ ϲφι δὶϲ ἤδη ἐγένετο. ἐκ τούτων 105
δὴ τῶν Πηδαϲέων ὁ Ἑρμότιμοϲ ἦν· τῷ μεγίϲτη τίϲιϲ ἤδη
ἀδικηθέντι ἐγένετο πάντων τῶν ἡμεῖϲ ἴδμεν. ἁλόντα γὰρ
αὐτὸν ὑπὸ πολεμίων καὶ πωλεόμενον ὠνέεται Παιώνιοϲ ἀνὴρ
Χῖοϲ, ὃϲ τὴν ζόην κατεϲτήϲατο ἀπ' ἔργων ἀνοϲιωτάτων·
ὅκωϲ γὰρ κτήϲαιτο παῖδαϲ εἴδεοϲ ἐπαμμένουϲ, ἐκταμὼν
ἀγινέων ἐπώλεε ἐϲ Ϲάρδιϲ τε καὶ Ἔφεϲον χρημάτων μεγάλων.

1221 suppl. Krüger περὶ οἶκον τὸν ϲόν del. Stein 1224 suppl. Powell 1225 τῶν] an τοῦ? 1226 ἐποιήϲαο Bredow: -ήϲω δὴ AD: om. r 1227 ϲυμβουλίῃ A: -λῇ d 1230 ταύτην <τὴν> r 1231 τοὺϲ d: om. A 1232 ϲυνείποντο d: ϲυνέϲποντο A 1234–40 οἱ … ἦν om. Const. Porph., del. Valckenaer 1235 Ἁλικαρνηϲϲοῦ d: -ηϲοῦ A τούτοιϲι d: τουτέοιϲι A 1236 ϲυμφέρεται A: φέρεται d ἀμφικτύοϲι hoc accentu r 1238 ἱερείη A: ἱρέη d 1241 ἐγένετο] γέγονε Const. Porph. 1242 et passim Παιώνιοϲ d: Πανιώνιοϲ A 1243 ὃϲ Ar: ὅϲτιϲ D ζόην A: ζώην d κατεϲτήϲατο] κατεκτήϲατο Cobet 1244 ἐκταμὼν Reiske: ἐκτάμνων 1245 Ϲάρδιϲ A: Ϲάρδιάϲ d καὶ <ἐϲ> d

(2) *παρὰ γὰρ τοῖϲι βαρβάροιϲι τιμιώτεροί εἰϲι οἱ εὐνοῦχοι πίϲτιοϲ εἵνεκα τῆϲ πάϲηϲ τῶν ἐνορχέων. ἄλλουϲ τε δὴ ὁ Παιώνιοϲ ἐξέταμε πολλούϲ, ἅτε ποιεύμενοϲ ἐκ τούτου τὴν ζόην, καὶ δὴ καὶ τοῦτον. καὶ οὐ γὰρ τὰ πάντα ἐδυϲτύχεε ὁ Ἑρμότιμοϲ, ἀπικνέεται ἐκ τῶν Cαρδίων παρὰ βαϲιλέα μετ' ἄλλων δώρων, χρόνου δὲ προϊόντοϲ πάντων τῶν εὐνούχων*
106 *ἐτιμήθη μάλιϲτα παρὰ Ξέρξῃ. ὡϲ δὲ τὸ ϲτράτευμα τὸ Περϲικὸν ὅρμα βαϲιλεὺϲ ἐπὶ τὰϲ Ἀθήναϲ ἐὼν ἐν Cάρδιϲι, ἐνθαῦτα καταβὰϲ κατὰ δή τι πρῆγμα ὁ Ἑρμότιμοϲ ἐϲ γῆν τῆϲ Μυϲίηϲ, τὴν Χῖοι μὲν νέμονται, Ἀταρνεὺϲ δὲ καλέεται, εὑρίϲκει τὸν Παιώνιον ἐνθαῦτα.* (2) *ἐπιγνοὺϲ δὲ ἔλεγε πρὸϲ αὐτὸν πολλοὺϲ καὶ φιλίουϲ λόγουϲ, πρῶτα μέν οἱ καταλέγων ὅϲα αὐτὸϲ δι' ἐκεῖνον ἔχοι ἀγαθά, δεύτερα δέ οἱ ὑπιϲχνεύμενοϲ ἀντὶ τούτων ὅϲα μιν ἀγαθὰ ποιήϲει, ἢν κομίϲαϲ τοὺϲ οἰκέταϲ οἰκέῃ ἐκείνῃ, ὥϲτε ὑποδεξάμενον ἄϲμενον τοὺϲ λόγουϲ τὸν Παιώνιον κομίϲαι τὰ τέκνα καὶ τὴν γυναῖκα.* (3) *ὡϲ δὲ ἄρα πανοικίῃ μιν περιέλαβε, ἔλεγε ὁ Ἑρμότιμοϲ τάδε· Ὦ πάντων ἀνδρῶν ἤδη μάλιϲτα ἀπ' ἔργων ἀνοϲιωτάτων τὸν βίον κτηϲάμενε, τί ϲε ἐγὼ κακὸν ἢ αὐτὸϲ ἢ τῶν ἐμῶν τιϲ ἐργάϲατο, ἢ ϲὲ ἢ τῶν ϲῶν τινα, ὅτι με ἀντ' ἀνδρὸϲ ἐποίηϲαϲ τὸ μηδὲν εἶναι; ἐδόκεέϲ τε θεοὺϲ λήϲειν οἷα ἐμηχανῶ τότε· οἵ ϲε ποιήϲαντα ἀνόϲια, νόμῳ δικαίῳ χρεώμενοι, ὑπήγαγον ἐϲ χεῖραϲ τὰϲ ἐμάϲ, ὥϲτε ϲε μὴ μέμψαϲθαι τὴν ἀπ' ἐμέο τοι ἐϲομένην δίκην.* (4) *ὡϲ δέ οἱ ταῦτα ὠνείδιϲε, ἀχθέντων τῶν παίδων ἐϲ ὄψιν ἠναγκάζετο ὁ Παιώνιοϲ τῶν*

1247 *εἵνεκα* A: *-κε(ν)* d *ἐνορχέων* P: *-χίων* A: *-χιέων* d 1248 *ἐξέταμε* A: *ἐξέταμνε* d *ποιεύμενοϲ* A: *ποιεό-* d 1252 *μάλιϲτα ἐτιμήθη* d *παρὰ* <*βαϲιλεῖ*> d 1253 *ὅρμα* d: *ὥρμα* A 1254 *ἐνθαῦτα* <*δὴ*> d *τῆϲ Μυϲίηϲ* Pingel: *τὴν -ην* *μὲν* AD: om. r 1255 *Ἀταρνεὺϲ* A: *-έοϲ* d 1256 <*ἄρα*> *πρὸϲ* d 1259 *ὅϲα . . . ποιήϲει*] *ἴϲα . . . ποιήϲειν* Powell *ποιήϲει* d: *-ϲειεν* Λ *κομίϲαϲ* A: *-ϲάμενοϲ* d 1260 *οἰκέταϲ* Λd: *παῖδαϲ* CP *ἐκείνῃ*] *ἐκεῖ* Scaliger *ὑποδεξάμενον*] *ἀπο-* Stein: *ἐν-* Powell 1262 *ὁ*] *οἱ* Const. Porph. 1263 *μάλιϲτα* Ar: om. D 1265 *τιϲ* <*ϲε προγόνων*> A 1268 *ἐϲ* AD: om. r *μέμψαϲθαι*] *-ϲϲθαι* Cobet, Madvig 1269 *τοι* AD: *του* r

ἑωυτοῦ παίδων, τεϲϲέρων ἐόντων, τὰ αἰδοῖα ἀποτάμνειν, ἀναγκαζόμενοϲ δὲ ἐποίεε ταῦτα· αὐτοῦ τε, ὡϲ ταῦτα ἐργάϲατο, οἱ παῖδεϲ ἀναγκαζόμενοι ἀπέταμνον. Παιώνιον μέν νυν οὕτω περιῆλθε ἥ τε τίϲιϲ καὶ Ἑρμότιμοϲ.

Ξέρξηϲ δὲ ὡϲ τοὺϲ παῖδαϲ ἐπέτρεψε Ἀρτεμιϲίῃ ἀπάγειν 107
ἐϲ Ἔφεϲον, καλέϲαϲ Μαρδόνιον ἐκέλευέ μιν τῆϲ ϲτρατιῆϲ διαλέγειν τοὺϲ βούλεται, καὶ ποιέειν τοῖϲι λόγοιϲι τὰ ἔργα πειρώμενον ὁμοῖα. ταύτην μὲν τὴν ἡμέρην ἐϲ τοϲοῦτο ἐγίνετο, τῆϲ δὲ νυκτὸϲ κελεύϲαντοϲ βαϲιλέοϲ τὰϲ νέαϲ οἱ ϲτρατηγοὶ ἐκ τοῦ Φαλήρου ἀνῆγον ὀπίϲω ἐϲ τὸν Ἑλλήϲποντον, ὡϲ τάχεοϲ εἶχε ἕκαϲτοϲ, διαφυλαξούϲαϲ τὰϲ ϲχεδίαϲ πορευθῆναι βαϲιλέϊ. (2) ἐπεὶ δὲ ἀγχοῦ ἦϲαν Ζωϲτῆροϲ πλώοντεϲ οἱ βάρβαροι, ἀνατείνουϲι γὰρ ἄκραι λεπταὶ τῆϲ ἠπείρου ταύτῃ, ἔδοξάν τε νέαϲ εἶναι καὶ ἔφευγον ἐπὶ πολλόν. χρόνῳ δὲ μαθόντεϲ ὅτι οὐ νέεϲ εἶεν ἀλλ' ἄκραι, ϲυλλεχθέντεϲ ἐκομίζοντο. ὡϲ δὲ ἡμέρη ἐγίνετο, ὁρέοντεϲ οἱ Ἕλληνεϲ 108
κατὰ χώρην μένοντα τὸν ϲτρατὸν τὸν πεζὸν ἤλπιζον καὶ τὰϲ νέαϲ εἶναι περὶ Φάληρον, ἐδόκεόν τε ναυμαχήϲειν ϲφεαϲ παραρτέοντό τε ὡϲ ἀλεξηϲόμενοι. ἐπεὶ δὲ ἐπύθοντο τὰϲ νέαϲ οἰχωκυίαϲ, αὐτίκα μετὰ ταῦτα ἐδόκεε ἐπιδιώκειν. τὸν μέν νυν ναυτικὸν τὸν Ξέρξεω ϲτρατὸν οὐκ ἐπεῖδον διώξαντεϲ μέχρι Ἄνδρου, ἐϲ δὲ τὴν Ἄνδρον ἀπικόμενοι ἐβουλεύοντο. (2) Θεμιϲτοκλέηϲ μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήϲων τραπομένουϲ καὶ <μὴ> ἐπιδιώξανταϲ τὰϲ νέαϲ πλώειν ἰθέωϲ ἐπὶ τὸν Ἑλλήϲποντον λύϲονταϲ τὰϲ γεφύραϲ· Εὐρυβιάδηϲ δὲ

1272 τε A: om. d 1274 καὶ <ὁ> CP 1278 ταύτην ... ἡμέρην] ταῦτα μὲν τῆϲ ἡμέραϲ Powell τοϲοῦτο AD: -ον r 1279 et infra νέαϲ A: νῆαϲ d 1280 ἀνῆγον Powell: ἀπῆγον 1281 εἶχε A: ἔϲχε(ν) d διαφυλαξούϲαϲ A: φυλαξούϲαϲ d 1283 πλώοντεϲ d: πλέ- A 1284 ταύτῃ Pingel: ταύτηϲ A: ταύταϲ d 1285 χρόνῳ Ar: χρόνου D νέεϲ Bekker: νῆεϲ 1286 ὁρέοντεϲ d: ὁρῶντεϲ A 1290 οἰχωκυίαϲ A: ὠχ- d 1291 νυν A: om. d ϲτρατὸν τὸν Ξέρξεω d 1293 ἀπεδείκνυτο A: ἐπ- d 1294 suppl. Wilson post Powell, qui olim καὶ ... νέαϲ deleverat vel ἐάϲανταϲ pro ἐπιδιώξανταϲ temptaverat πλώειν d: πλέ- A

τὴν ἐναντίην ταύτῃ γνώμην ἐτίθετο, λέγων ὡϲ εἰ λύϲουϲι τὰϲ ϲχεδίαϲ, τοῦτ' ἂν μέγιϲτον πάντων ϲφεῖϲ κακῶν τὴν Ἑλλάδα ἐργαϲαίατο. (3) εἰ γὰρ ἀναγκαϲθείη ἀπολαμφθεὶϲ ὁ Πέρϲηϲ μένειν ἐν τῇ Εὐρώπῃ, προαιρέοιτο ἂν ἡϲυχίην μὴ ἄγειν, ὡϲ ἄγοντι μέν οἱ ἡϲυχίην οὔτε τι προχωρέειν οἷόν τε ἔϲται τῶν πρηγμάτων οὔτε τιϲ κομιδὴ τὸ ὀπίϲω φανήϲεται, λιμῷ τέ οἱ ἡ ϲτρατιὴ διαφθερέεται, ἐπιχειρέοντι δὲ αὐτῷ καὶ ἔργου ἐχομένῳ πάντα τὰ κατὰ τὴν Εὐρώπην οἷά τε ἔϲται προϲχωρῆϲαι κατὰ πόλιαϲ τε καὶ κατὰ ἔθνεα, ἤτοι ἁλιϲκομένων γε ἢ πρὸ τούτου ὁμολογεόντων· τροφήν τε ἕξειν ϲφεαϲ τὸν ἐπέτειον αἰεὶ τὸν τῶν Ἑλλήνων καρπόν. (4) ἀλλὰ δοκέειν γὰρ νικηθέντα τῇ ναυμαχίῃ οὐ μενέειν ἐν τῇ Εὐρώπῃ τὸν Πέρϲην· ἐατέον ὦν εἶναι φεύγειν, ἐϲ ὃ ἔλθῃ φεύγων ἐϲ τὴν ἑωυτοῦ· τὸ ἐνθεῦτεν δὲ περὶ τῆϲ ἐκείνου ποιέεϲθαι ἤδη τὸν ἀγῶνα ἐκέλευε. ταύτηϲ δὲ εἴχοντο τῆϲ γνώμηϲ καὶ

109 *Πελοποννηϲίων τῶν ἄλλων οἱ ϲτρατηγοί. ὡϲ δὲ ἔμαθε ὅτι οὐ πείϲει τούϲ γε πολλοὺϲ πλώειν ἐϲ τὸν Ἑλλήϲποντον ὁ Θεμιϲτοκλέηϲ, μεταβαλὼν πρὸϲ τοὺϲ Ἀθηναίουϲ (οὗτοι γὰρ μάλιϲτα ἐκπεφευγότων περιημέκτεον, ὁρμέατό τε ἐϲ τὸν Ἑλλήϲποντον πλώειν καὶ ἐπὶ ϲφέων αὐτῶν βαλόμενοι, εἰ οἱ ἄλλοι μὴ βουλοίατο) ἔλεγέ ϲφι τάδε· (2) Καὶ αὐτὸϲ ἤδη πολλοῖϲι παρεγενόμην καὶ πολλῷ πλέω ἀκήκοα τοιάδε γενέϲθαι, ἄνδραϲ ἐϲ ἀναγκαίην ἀπειληθένταϲ νενικημένουϲ ἀναμάχεϲθαί τε καὶ ἀναλαμβάνειν τὴν προτέρην κακότητα. ἡμεῖϲ δέ (εὕρημα γὰρ εὑρήκαμεν ἡμέαϲ τε αὐτοὺϲ καὶ*

1297 *ϲφεῖϲ* Aldina: *ϲφι* A: *ϲφέαϲ* d, quod si recipias, *τὴν Ἑλλάδα* delendum *κακῶν* A: *κακὸν* d 1298 *ἐργαϲαίατο* Dindorf: *-αιτο* Ad: *-αιντο* S 1299 *ἐν τῇ Εὐρώπῃ μένειν* d *προαιρέοιτο* Wilson: *πειρῷτο*: possis etiam *πάντωϲ αἱρέοιτο* 1302 *διαφθερέεται* d: *διαφθαρ-* ASV *ἐπιχειρέοντι* AD: *ἐπιχωρ-* r 1306 *τὸν*² A: om. d 1308 *Πέρϲην* A: *Πέρϲεα* d *ἔλθῃ* d: *ἔλθοι* A 1310 *ἐκέλευε* del. Cobet 1311 *ἔμαθε* Ar: *ἔμαθον* D 1312 *πλώειν* d: *πλέ-* A 1313 *μεταβαλὼν* <*ἔλεγε*> d 1314 *ὁρμέατο* d: *ὡρ-* A 1315 *βαλόμενοι* A: *βουλόμενοι* d 1316 *οἱ ἄλλοι* A: *ὦλλοι* d *ϲφι* A: om. d 1317 *πλέω* A: *πλείω* d 1320 *εὕρημα*] an *ἑρμαῖον*? *ἡμέαϲ… Ἑλλάδα* del. Powell: an <*ϲώϲαντεϲ*> (Bowie) vel <*κατ'*> *ἡμέαϲ*?

τὴν Ἑλλάδα, νέφος τοcοῦτο ἀνθρώπων ἀνωcάμενοι) μὴ διώκωμεν ἄνδρας φεύγοντας. (3) τάδε γὰρ οὐκ ἡμεῖς κατεργαcάμεθα, ἀλλὰ θεοί τε καὶ ἥρωες, οἳ ἐφθόνηcαν ἄνδρα ἕνα τῆς τε Ἀcίης καὶ τῆς Εὐρώπης βαcιλεῦcαι, ἐόντα ἀνόcιόν τε καὶ ἀτάcθαλον· ὃς τά τε ἱρὰ καὶ τὰ ἴδια ἐν ὁμοίῳ ἐποιέετο, ἐμπιπράς τε καὶ καταβάλλων τῶν θεῶν τὰ ἀγάλματα· ὃς καὶ τὴν θάλαccαν ἀπεμαcτίγωcε πέδας τε κατῆκε. (4) ἀλλ' εὖ γὰρ ἔχει ἐς τὸ παρεὸν ἡμῖν νῦν μὲν ἐν τῇ Ἑλλάδι καταμείναντας ἡμέων τε αὐτῶν ἐπιμεληθῆναι καὶ τῶν οἰκετέων· καί τις οἰκίην τε ἀναπλαcάcθω καὶ cπόρου ἀνακῶς ἐχέτω, παντελέως ἀπελάcας τὸν βάρβαρον· ἅμα δὲ τῷ ἔαρι καταπλέωμεν ἐπὶ Ἑλληcπόντου καὶ Ἰωνίης. (5) ταῦτα ἔλεγε ἀποθήκην μέλλων ποιήcεcθαι ἐς τὸν Πέρcην, ἵνα ἢν ἄρα τί μιν καταλαμβάνῃ πρὸς Ἀθηναίων πάθος, ἔχῃ ἀποcτροφήν· τά περ ὦν καὶ ἐγένετο.

110 Θεμιcτοκλέης μὲν ταῦτα λέγων διέβαλλε, Ἀθηναῖοι δὲ ἐπείθοντο· ἐπειδὴ γὰρ καὶ πρότερον {δεδογμένος εἶναι cοφὸς} ἐφάνη ἐὼν ἀληθέως cοφός τε καὶ εὔβουλος, πάντως ἑτοῖμοι ἦcαν λέγοντι πείθεcθαι. (2) ὡς δὲ οὗτοί οἱ ἀνεγνωcμένοι ἦcαν, αὐτίκα μετὰ ταῦτα ὁ Θεμιcτοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον, τοῖcι ἐπίcτευε cιγᾶν ἐς πᾶcαν βάcανον ἀπικομένοιcι τὰ αὐτὸς ἐνετείλατο βαcιλέϊ φράcαι· τῶν καὶ Cίκιννος ὁ οἰκέτης αὖτις ἐγένετο· οἳ ἐπείτε ἀπίκοντο πρὸς τὴν Ἀττικήν, οἱ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ, Cίκιννος δὲ ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε· (3) Ἔπεμψέ με Θεμιcτοκλέης ὁ Νεοκλέος,

1321 τοcοῦτο AD: -ον r ἀνωcάμενοι d: ἀναcωcάμενοι A 1322 γὰρ Ar: om. D 1325 τε A: om. d 1326 ἐμπιπράς d: -πρείς A 1328 νῦν μὲν <χρέον ἐcτί> Stein καταμείναντας A: -τες d 1329 ἡμέων] ὑμέων Powell αὐτῶν d: αὐτέων A 1331 παντελέως A: -λῶς d: <ὡς> παντελέως Powell: παντελέως ... βάρβαρον del. Maas 1333 ἀποθήκην] an παραθήκην? ποιήcεcθαι AD: -cαcθαι r Πέρcην A: Πέρcεα d 1334 ἔχῃ A: ἔχει d 1337 del. Wilson 1339 οἱ A: om. d ὁ A: om. d 1341 ἐπίcτευε A: -ευcε d: ἐπέcκηψε Blaydes ἀπικομένοιcι d: ἀπικνεο- A τὰ αὐτὸς A: τούτοιcι(ν) d 1343 ἐπείτε A: ἐπειδὴ d 1344 Ξέρξην A: Ξέρξεα d

ϲτρατηγὸϲ μὲν Ἀθηναίων, ἀνὴρ δὲ τῶν ϲυμμάχων πάντων ἄριϲτοϲ καὶ ϲοφώτατοϲ, φράϲοντά τοι ὅτι Θεμιϲτοκλέηϲ ὁ Ἀθηναῖοϲ ϲοὶ βουλόμενοϲ ὑποργέειν ἔϲχε τοὺϲ Ἕλληναϲ τὰϲ νέαϲ βουλομένουϲ διώκειν καὶ τὰϲ ἐν Ἑλληϲπόντῳ γεφύραϲ
111 λύειν. καὶ νῦν κατ' ἡϲυχίην πολλὴν κομίζεο. οἱ μὲν ταῦτα ϲημήναντεϲ ἀπέπλωον ὀπίϲω· οἱ δὲ Ἕλληνεϲ, ἐπείτε ϲφι ἀπέδοξε μήτ' ἐπιδιώκειν ἔτι προϲωτέρω τῶν βαρβάρων τὰϲ νέαϲ μήτε πλώειν ἐϲ τὸν Ἑλλήϲποντον λύϲονταϲ τὸν πόρον, τὴν Ἄνδρον περικατέατο ἐξελεῖν ἐθέλοντεϲ. (2) πρῶτοι γὰρ Ἄνδριοι νηϲιωτέων αἰτηθέντεϲ πρὸϲ Θεμιϲτοκλέοϲ χρήματα οὐκ ἔδοϲαν, ἀλλὰ προϊϲχομένου Θεμιϲτοκλέοϲ λόγον τόνδε, ὡϲ ἥκοιεν Ἀθηναῖοι περὶ ἑωυτοὺϲ ἔχοντεϲ δύο θεοὺϲ μεγάλουϲ, Πειθώ τε καὶ Ἀναγκαίην, οὕτω τέ ϲφι κάρτα δοτέα εἶναι χρήματα, ὑπεκρίναντο πρὸϲ ταῦτα λέγοντεϲ ὡϲ κατὰ λόγον ἦϲαν ἄρα αἱ Ἀθῆναι μεγάλαι τε καὶ εὐδαίμονεϲ, <εἰ> καὶ θεῶν χρηϲτῶν ἥκοιεν εὖ· (3) ἐπεὶ Ἀνδρίουϲ γε εἶναι γεωπείνηϲ ἐϲ τὰ μέγιϲτα ἀνήκονταϲ, καὶ θεοὺϲ δύο ἀχρήϲτουϲ οὐκ ἐκλείπειν ϲφεων τὴν νῆϲον ἀλλ' αἰεὶ φιλοχωρέειν, Πενίην τε καὶ Ἀμηχανίην, καὶ τούτων τῶν θεῶν ἐπηβόλουϲ ἐόνταϲ Ἀνδρίουϲ οὐ δώϲειν χρήματα· οὐδέκοτε γὰρ <ἂν> τῆϲ ἑωυτῶν ἀδυναμίηϲ τὴν Ἀθηναίων δύναμιν εἶναι κρέϲϲω. οὗτοι μὲν δὴ ταῦτα ὑποκρινάμενοι καὶ οὐ δόντεϲ χρήματα
112 ἐπολιορκέοντο. Θεμιϲτοκλέηϲ δέ, οὐ γὰρ ἐπαύετο πλεονεκτέων, ἐϲπέμπων ἐϲ τὰϲ ἄλλαϲ νήϲουϲ ἀπειλητηρίουϲ λόγουϲ

1347 ὁ A: τοι d 1348 ϲοι A: om. d ὑποργέειν A: ὑπουργέειν d 1349 νέαϲ A: νῆαϲ d 1351 ἀπέπλωον d: -πλε- A 1353 νέαϲ A: νῆαϲ d πλώειν edd.: πλέ- A: ἐπιπλώειν d 1354 περικατέατο A: περιεκ- d ἐξελεῖν A: -έειν d 1355 Θεμιϲτοκλέοϲ ARU: -έουϲ DSVX 1356 λόγον A: τὸν λόγον d 1358 μεγάλουϲ codd. et Plut. Them. 21: μεγάλαϲ Richards 1359 ταῦτα A: τάδε d 1360 ἄρα ἦϲαν d αἱ A: om. d suppl. Pingel 1361 καὶ: <αἳ> καὶ Stein: αἳ Corcella 1362 γεωπείνηϲ Pingel post Krüger: -π(ε)ίναϲ ἀνήκονταϲ del. Powell ἀχρήϲτουϲ A: χρηϲτοὺϲ d 1364 ἐπηβόλουϲ A: ἐπιβούλουϲ d 1365 suppl. Dobree 1367 δόντεϲ <τὰ> A

αἴτεε χρήματα διὰ τῶν αὐτῶν ἀγγέλων χρεώμενοϲ τοῖϲι καὶ πρὸϲ βαϲιλέα ἐχρήϲατο, λέγων ὡϲ εἰ μὴ δώϲουϲι τὸ αἰτεόμενον, ἐπάξει τὴν ϲτρατιὴν τῶν Ἑλλήνων καὶ πολιορκέων ἐξαιρήϲει. (2) *λέγων ταῦτα ϲυνέλεγε χρήματα μεγάλα παρὰ Καρυϲτίων τε καὶ Παρίων, οἳ πυνθανόμενοι τήν τε Ἄνδρον ὡϲ πολιορκέοιτο διότι ἐμήδιϲε, καὶ Θεμιϲτοκλέα ὡϲ εἴη ἐν αἴνῃ μεγίϲτῃ τῶν ϲτρατηγῶν, δείϲαντεϲ ταῦτα ἔπεμπον χρήματα. εἰ δὲ δή τινεϲ καὶ ἄλλοι ἔδοϲαν νηϲιωτέων, οὐκ ἔχω εἰπεῖν· δοκέω δέ τιναϲ καὶ ἄλλουϲ δοῦναι καὶ οὐ τούτουϲ μούνουϲ.* (3) *καίτοι Καρυϲτίοιϲί γε οὐδὲν <μᾶλλον> τούτου εἵνεκα τοῦ κακοῦ ὑπερβολὴ ἐγένετο· Πάριοι δὲ Θεμιϲτοκλέα χρήμαϲι ἱλαϲάμενοι διέφυγον τὸ ϲτράτευμα. Θεμιϲτοκλέηϲ μέν νυν ἐξ Ἄνδρου ὁρμώμενοϲ χρήματα παρὰ νηϲιωτέων ἐκτᾶτο λάθρῃ τῶν ἄλλων ϲτρατηγῶν.*

Οἱ δ’ ἀμφὶ Ξέρξην ἐπιϲχόντεϲ ἡμέραϲ ὀλίγαϲ μετὰ τὴν 113
ναυμαχίην ἐξήλαυνον ἐϲ Βοιωτοὺϲ τὴν αὐτὴν ὁδόν. ἔδοξε γὰρ Μαρδονίῳ ἅμα μὲν προπέμψαι βαϲιλέα, ἅμα δὲ ἀνωρίῃ εἶναι τοῦ ἔτεοϲ πολεμέειν, χειμερίϲαι τε ἄμεινον εἶναι ἐν Θεϲϲαλίῃ, καὶ ἔπειτα ἅμα τῷ ἔαρι πειρᾶϲθαι τῆϲ Πελοποννήϲου. (2) *ὡϲ δὲ ἀπίκατο ἐϲ τὴν Θεϲϲαλίην, ἐνθαῦτα Μαρδόνιοϲ ἐξελέγετο πρώτουϲ μὲν τῶν Περϲέων πάνταϲ τοὺϲ ἀθανάτουϲ καλεομένουϲ, πλὴν Ὑδάρνεοϲ τοῦ ϲτρατηγοῦ (οὗτοϲ γὰρ οὐκ ἔφη λείψεϲθαι βαϲιλέοϲ), μετὰ δὲ τῶν ἄλλων Περϲέων τοὺϲ θωρηκοφόρουϲ καὶ τὴν ἵππον τὴν χιλίην, καὶ*

1370 *χρεώμενοϲ* del. Cobet, Madvig, sed praebebat P. Oxy. ined. *<λόγοιϲι> τοῖϲι* d 1371 *βαϲιλέα* A: *Ἀνδρίουϲ* d 1372 *ἐπάξει* A: *ἀπάξει* d: *ἐπάξει <ϲφι>* Legrand *τῶν* r: *τὴν* AD 1373 *λέγων <ὢν>* Schaefer, *<δὲ>* M, Reiske: an *<δὴ>*? 1374 *τε*^{1} A: om. d 1375 *αἴνῃ* A: *τιμῇ* d 1377 *ἄλλοι* A: *ἄλλων* d *νηϲιωτέων ἔδοϲαν* d *εἰπεῖν* A: *εἶπαι* d 1379 *γε* A: om. d suppl. Powell *εἵνεκα* A: *-κε(ν)* d 1381 *διέφυγον* d: *ἔφυγον* A 1382 *ὁρμώμενοϲ* A: *ὁρμεό-* d *ἐκτᾶτο* Bredow: *ἐκτέατο* A: *ἐκτέετο* d 1384 *Ξέρξην* A: *Ξέρξεα* d *ὀλίγαϲ ἡμέραϲ* d 1386 *ἀνωρίῃ* A: *-ίην* d: *ἀωρίῃ* Cobet 1389 *ἀπίκατο* A: *-ετο* d 1390 *τῶν Περϲέων πάνταϲ* Wilson: *τοὺϲ Πέρϲαϲ πάνταϲ* A: *τοὺϲ μυρίουϲ Πέρϲαϲ* d 1393 *θωρηκοφόρουϲ*] *αἰχμοφόρουϲ* Powell

Μήδουc τε καὶ Cάκαc καὶ Βακτρίουc τε καὶ Ἰνδούc, καὶ τὸν
πεζὸν καὶ τὴν ἵππον. (3) ταῦτα μὲν ἔθνεα ὅλα εἵλετο, ἐκ δὲ
τῶν ἄλλων cυμμάχων ἐξελέγετο κατ' ὀλίγουc, τοῖcι εἴδεά τε
ὑπῆρχε διαλέγων καὶ εἴ τέοιcί τι χρηcτὸν cυνῄδεε πεποιη-
μένον· {ἓν δὲ πλεῖcτον ἔθνοc Πέρcαc αἱρέετο, ἄνδραc
cτρεπτοφόρουc τε καὶ ψελιοφόρουc, ἐπὶ δὲ Μήδουc. οὗτοι
δὲ πλῆθοc μὲν οὐκ ἐλάccονεc ἦcαν τῶν Περcέων, ῥώμῃ δὲ
ἥccονεc·} ὥcτε cύμπανταc τριήκοντα μυριάδαc γενέcθαι
114 cὺν ἱππεῦcι. ἐν δὲ τούτῳ τῷ χρόνῳ, ἐν τῷ Μαρδόνιόc τε τὴν
cτρατιὴν διέκρινε καὶ Ξέρξηc ἦν περὶ Θεccαλίην, χρηcτήριον
ἐληλύθεε ἐκ Δελφῶν Λακεδαιμονίοιcι, Ξέρξην αἰτέειν δίκαc
τοῦ Λεωνίδεω φόνου καὶ τὸ διδόμενον ἐξ ἐκείνου δέκεcθαι.
πέμπουcι δὴ κήρυκα τὴν ταχίcτην Cπαρτιῆται, ὃc ἐπειδὴ
κατέλαβε ἐοῦcαν ἔτι πᾶcαν τὴν cτρατιὴν ἐν Θεccαλίῃ, ἐλθὼν
ἐc ὄψιν τὴν Ξέρξεω ἔλεγε τάδε· (2) Ὦ βαcιλεῦ Μήδων,
Λακεδαιμόνιοί τέ cε καὶ Ἡρακλεῖδαι οἱ ἀπὸ Cπάρτηc αἰτέουcι
φόνου δίκαc, ὅτί cφεων τὸν βαcιλέα ἀπέκτειναc ῥυόμενον τὴν
Ἑλλάδα. ὁ δὲ γελάcαc τε καὶ καταcχὼν πολλὸν χρόνον, ὥc
οἱ ἐτύγχανε παρεcτεὼc Μαρδόνιοc, δεικνὺc ἐc τοῦτον εἶπε·
Τοιγάρ cφι Μαρδόνιοc ὅδε δίκαc δώcει τοιαύταc οἵαc
115 ἐκείνοιcι πρέπει. ὁ μὲν δὴ δεξάμενοc τὸ ῥηθὲν ἀπαλλάccετο,
Ξέρξηc δὲ Μαρδόνιον ἐν Θεccαλίῃ καταλιπὼν αὐτὸc
ἐπορεύετο κατὰ τάχοc ἐc τὸν Ἑλλήcποντον καὶ ἀπικνέεται ἐc
τὸν πόρον τῆc διαβάcιοc ἐν πέντε καὶ τεccεράκοντα ἡμέρῃcι,
ἀπάγων τῆc cτρατιῆc οὐδὲν μέροc ὡc εἰπεῖν. (2) ὅκου δὲ
πορευόμενοι γινοίατο καὶ κατ' οὕcτιναc ἀνθρώπουc, τὸν
τούτων καρπὸν ἁρπάζοντεc ἐcιτέοντο· εἰ δὲ καρπὸν μηδένα
εὕροιεν, οἱ δὲ τὴν ποίην τὴν ἐκ τῆc γῆc ἀναφυομένην καὶ τῶν

1394 τε^{2} A: om. d 1395 τὴν <ἄλλην> A εἵλετο A: -ατο d
1396 ἄλλων d: om. A ὀλίγουc Ar: ὀλίγον D εἴδεα Ar: ἰδέα D
1397 τέοιcί τι A: τι οἱ d cυνῄδεε P: cυνείδεε Ad 1398–1401 del. Powell
1400 δὲ <τὸ> A 1403 <ἔτι> ἦν Powell 1412 ἐτύγχανε A: ἔτυχε d
1417 τῆc διαβάcιοc del. Van Herwerden ἐν A: om. d 1420 ἁρπάζοντεc A: ἀναρπάζοντεc d

δενδρέων τὸν φλοιὸν περιλέποντεϲ καὶ τὰ φύλλα καταδρέποντεϲ κατήϲθιον, ὁμοίωϲ τῶν τε ἡμέρων καὶ τῶν ἀγρίων, καὶ ἔλειπον οὐδέν· ταῦτα δ' ἐποίεον ὑπὸ λιμοῦ. (3) ἐπιλαβὼν δὲ λοιμόϲ τε τὸν ϲτρατὸν καὶ δυϲεντερίη κατ' ὁδὸν ἔφθειρε. τοὺϲ δὲ καὶ νοϲέονταϲ αὐτῶν κατέλειπε, ἐπιτάϲϲων τῇϲι πόλιϲι, ἵνα ἑκάϲτοτε γίνοιτο ἐλαύνων, μελεδαίνειν τε καὶ τρέφειν, ἐν Θεϲϲαλίῃ τέ τιναϲ καὶ ἐν Ϲίρι τῆϲ Παιονίηϲ καὶ ἐν Μακεδονίῃ. (4) ἔνθα καὶ τὸ ἱρὸν ἅρμα καταλιπὼν τοῦ Διόϲ, ὅτε ἐπὶ τὴν Ἑλλάδα ἤλαυνε, ἀπιὼν οὐκ ἀπέλαβε, ἀλλὰ δόντεϲ οἱ Παίονεϲ τοῖϲι Θρήιξι ἀπαιτέοντοϲ Ξέρξεω ἔφαϲαν νεμομέναϲ ἁρπαχθῆναι ὑπὸ τῶν ἄνω Θρηίκων τῶν περὶ τὰϲ πηγὰϲ τοῦ Ϲτρυμόνοϲ οἰκημένων. ἔνθα καὶ ὁ τῶν Βιϲαλτέων 116
βαϲιλεὺϲ γῆϲ τε τῆϲ Κρηϲτωνικῆϲ Θρῆιξ <ἐὼν> ἔργον ὑπερφυὲϲ ἐργάϲατο· ὃϲ οὔτε αὐτὸϲ ἔφη τῷ Ξέρξῃ ἑκὼν εἶναι δουλεύϲειν, ἀλλ' οἴχετο ἄνω ἐϲ τὸ ὄροϲ τὴν Ῥοδόπην, τοῖϲί τε παιϲὶ ἀπηγόρευε μὴ ϲτρατεύεϲθαι ἐπὶ τὴν Ἑλλάδα. (2) οἱ δὲ ἀλογήϲαντεϲ, ἢ ἄλλωϲ ϲφι θυμὸϲ ἐγένετο θεήϲαϲθαι τὸν πόλεμον, ἐϲτρατεύοντο ἅμα τῷ Πέρϲῃ. ἐπεὶ δὲ ἀνεχώρηϲαν ἀϲινέεϲ πάντεϲ ἓξ ἐόντεϲ, ἐξώρυξε αὐτῶν ὁ πατὴρ τοὺϲ ὀφθαλμοὺϲ διὰ τὴν αἰτίην ταύτην. καὶ οὗτοι μὲν τοῦτον τὸν 117
μιϲθὸν ἔλαβον· οἱ δὲ Πέρϲαι ὡϲ ἐκ τῆϲ Θρηίκηϲ πορευόμενοι ἀπίκοντο ἐπὶ τὸν πόρον, ἐπειγόμενοι τὸν Ἑλλήϲποντον τῇϲι νηυϲὶ διέβηϲαν ἐϲ Ἄβυδον· τὰϲ γὰρ ϲχεδίαϲ οὐκ εὗρον ἔτι ἐντεταμέναϲ ἀλλ' ὑπὸ χειμῶνοϲ διαλελυμέναϲ. (2) ἐνθαῦτα δὲ κατεχόμενοι ϲιτία τε πλέω ἢ κατ' ὁδὸν ἐλάγχανον, οὐδένα τε κόϲμον ἐμπιπλάμενοι καὶ ὕδατα μεταβάλλοντεϲ ἀπέθνῃϲκον

1422 δενδρέων A: δένδρων d 1424 ἔλειπον d: ἔλιπον A ταῦτα ... λιμοῦ del. Naber 1426 αὐτῶν A: αὐτέων d κατέλειπε Ar: κατέλιπε D 1427 ἑκάϲτοτε A: ἑκάϲτοθι d τε d: om. A 1428–9 καὶ ἐν Μακεδονίῃ post τιναϲ traiecit Stein 1434 Θρῆιξ del. Stein suppl. Wilson 1435 τῷ A: om. d 1436 οἴχετο d: ᾤχ- A 1438 θεήϲαϲθαι A: θηή- d 1439 Πέρϲῃ A: Ξέρξῃ d 1440 αὐτῶν A: αὐτέων d 1446 τε A: om. d 1447 μεταβάλλονταϲ] -αλό- Powell

τοῦ στρατοῦ τοῦ περιεόντος πολλοί. οἱ δὲ λοιποὶ ἅμα Ξέρξῃ
118 *ἀπικνέονται ἐς Σάρδις. ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγόμενος, ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο ἐπ' Ἠιόνα τὴν ἐπὶ Στρυμόνι, ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι διεχρᾶτο, ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτρέπει ἀπάγειν ἐς τὸν Ἑλλήσποντον, αὐτὸς δ' ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην. (2) πλώοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην. καὶ δὴ μᾶλλον γάρ τι χειμαίνεσθαι, γεμούσης τῆς νεὸς ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζομένων, ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἔστι σφι σωτηρίη. (3) καὶ τὸν εἶπαι· Δέσποτα, οὐκ ἔστι οὐδεμία, εἰ μὴ τούτων ἀπαλλαγή τις γένηται τῶν πολλῶν ἐπιβατέων. καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἰπεῖν· Ἄνδρες Πέρσαι, νῦν τις διαδεξάτω ὑμέων βασιλέος κηδόμενος· ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ ἡ σωτηρίη. (4) τὸν μὲν ταῦτα λέγειν, τοὺς δὲ προσκυνέοντας ἐκπηδᾶν ἐς τὴν θάλασσαν, καὶ τὴν νέα ἐπικουφισθεῖσαν οὕτω δὴ ἀποσωθῆναι ἐς τὴν Ἀσίην. ὡς δὲ ἐκβῆναι τάχιστα ἐς γῆν τὸν Ξέρξην, ποιῆσαι τοιόνδε· ὅτι μὲν ἔσωσε βασιλέος τὴν ψυχήν, δωρήσασθαι χρυσέῳ στεφάνῳ τὸν κυβερνήτην, ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε, ἀποταμεῖν τὴν κεφαλὴν αὐτοῦ.*
119 *οὗτος δὴ ἄλλος λέγεται λόγος περὶ τοῦ Ξέρξεω νόστου, οὐδαμῶς ἔμοιγε πιστός, οὔτε ἄλλως οὔτε τὸ Περσέων τοῦτο πάθος. εἰ γὰρ δὴ ταῦτα οὕτως εἰρέθη ἐκ τοῦ κυβερνήτεω*

1450 *Ἀθηνέων* A: *-αίων* d 1451 *ἐνθεῦτεν* A: om. d 1452 *διεχρᾶτο* Bredow: *διεχρῆτο* A: *διεχρέετο* d 1453, 1456 *νεὸς* A: *νηὸς* d 1454 *πλώοντα* d: *πλέ-* A 1459, 1468 *κυβερνήτην* A: *-ήτεα* d 1460 *εἰ* A: *ἢν* d 1461 et infra *Ξέρξην* A: *-ξεα* d 1462 *εἰπεῖν* A: *εἶπαι* d 1463 *οἶκε* A: *ἔοικε(ν)* d *ἡ* A: om. d 1465 *ἐκπηδᾶν* A: *-δέειν* d 1468 *χρυσέῳ στεφάνῳ* d: *-έῃ -άνῃ* A 1469 *Περσέων* <*τοὺς*> D 1470 *δὴ* Powell: *δὲ* Ad *ἄλλος* d: *-ως* A *λόγος λέγεται* d 1471 *ἄλλως* d: *ἄλλος* A: <*ὁ*> *ἄλλος* Stein <*κατὰ*> *τὸ* Powell: *τὸ* post *τοῦτο* traiecit d 1472 *εἰρέθη* A: *ἐρρέθη* d

πρὸς Ξέρξην, ἐν μυρίῃςι γνώμῃςι μίαν οὐκ ἔχω ἀντίξοον μὴ οὐκ ἂν ποιῆςαι βαςιλέα τοιόνδε, τοὺς μὲν ἐπὶ τοῦ καταςτρώματος καταβιβάςαι ἐς κοίλην νέα, ἐόντας Πέρςας καὶ Περςέων τοὺς πρώτους, τῶν δ' ἐρετέων ἐόντων Φοινίκων κῶς οὐκ ἂν ἴςον πλῆθος τοῖςι Πέρςῃςι ἐξέβαλε ἐς τὴν θάλαςςαν; ἀλλ' ὁ μέν, ὡς καὶ πρότερόν μοι εἴρηται, ὁδῷ χρεώμενος ἅμα τῷ ἄλλῳ ςτρατῷ ἀπενόςτηςε ἐς τὴν Ἀςίην. μέγα δὲ καὶ τόδε μαρτύριον· φαίνεται γὰρ Ξέρξης ἐν τῇ 120
ὀπίςω κομιδῇ ἀπικόμενος ἐς Ἄβδηρα καὶ ξεινίην τέ ςφι ςυνθέμενος καὶ δωρηςάμενος αὐτοὺς ἀκινάκῃ τε χρυςέῳ καὶ τιήρῃ χρυςοπάςτῳ. καὶ ὡς αὐτοὶ λέγουςι Ἀβδηρῖται, λέγοντες ἔμοιγε οὐδαμῶς πιςτά, πρῶτον ἐλύςατο <αὐτοῦ> τὴν ζώνην φεύγων ἐξ Ἀθηνέων ὀπίςω, ὡς ἐν ἀδείῃ ἐών. τὰ δὲ Ἄβδηρα ἵδρυται πρὸς τοῦ Ἑλληςπόντου μᾶλλον τοῦ Ϲτρυμόνος καὶ τῆς Ἠιόνος, ὅθεν δή μίν φαςι ἐπιβῆναι ἐπὶ τὴν νέα.

Οἱ δὲ Ἕλληνες ἐπείτε οὐκ οἷοί τε ἐγίνοντο ἐξελεῖν τὴν 121
Ἄνδρον, τραπόμενοι ἐς Κάρυςτον καὶ δηιώςαντες αὐτῶν τὴν χώρην ἀπαλλάςςοντο ἐς Ϲαλαμῖνα. πρῶτα μέν νυν τοῖςι θεοῖςι ἐξεῖλον ἀκροθίνια ἄλλα τε καὶ τριήρεας τρεῖς Φοινίςςας, τὴν μὲν ἐς Ἰςθμὸν ἀναθεῖναι, ἥ περ ἔτι καὶ ἐς ἐμὲ ἦν, τὴν δὲ ἐπὶ Ϲούνιον, τὴν δὲ τῷ Αἴαντι αὐτοῦ ἐς Ϲαλαμῖνα. (2) μετὰ δὲ τοῦτο διεδάςαντο τὴν ληίην καὶ τὰ ἀκροθίνια ἀπέπεμψαν ἐς Δελφούς, ἐκ τῶν ἐγένετο ἀνδριὰς ἔχων ἐν τῇ χειρὶ ἀκρωτήριον νεός, ἐὼν μέγαθος δυώδεκα πήχεων· ἕςτηκε δὲ οὗτος τῇ περ ὁ Μακεδὼν Ἀλέξανδρος ὁ χρύςεος.

1473 πρὸς <τὸν> d ἔχω] ἔξω Krüger 1474 μὴ A: om. d ἐπὶ A: ἐκ d 1475 νέα A: νῆα d 1476 πρώτους <καὶ> r ἐρετέων AD: ἐρετρίων vel -ιέων r 1477 κῶς Pingel: ὅκως 1478 μοι A: om. d 1481 ξεινίην AD: ξεν- r τε A: om. d 1483 τιήρῃ d: τιήρει A 1484 οὐδαμῶς ἔμοιγε d suppl. Van Herwerden 1485 Ἀθηνέων A: -αίων d <ἤδη> ἐών Van Herwerden 1486 μᾶλλον <ἢ> A 1487 νέα A: νῆα d 1488 ἐξελεῖν A: -έειν d 1494 τὰ A: om. d 1495 ἀπέπεμψαν A: ἔπεμψαν d 1496 ἀκρωτήριον ἐν τῇ χειρὶ d νεός A: νεώς d δυώδεκα d: δυωκαίδεκα A 1497 ἕςτηκε d: -κεε A

122 πέμψαντεϲ δὲ ἀκροθίνια οἱ Ἕλληνεϲ ἐϲ Δελφοὺϲ ἐπειρώτων
τὸν θεὸν κοινῇ εἰ λελάβηκε πλήρεα καὶ ἀρεϲτὰ τὰ ἀκροθίνια.
ὁ δὲ παρ' Ἑλλήνων μὲν τῶν ἄλλων ἔφηϲε ἔχειν, παρὰ
Αἰγινητέων δὲ οὔ, ἀλλὰ ἀπαίτεε αὐτοὺϲ τὰ ἀριϲτήια τῆϲ ἐν
Ϲαλαμῖνι ναυμαχίηϲ. Αἰγινῆται δὲ πυθόμενοι ἀνέθεϲαν
ἀϲτέραϲ χρυϲέουϲ, οἳ ἐπὶ ἱϲτοῦ χαλκέου ἑϲτᾶϲι τρεῖϲ ἐπὶ τῆϲ
123 γωνίηϲ, ἀγχοτάτω τοῦ Κροίϲου κρητῆροϲ. μετὰ δὲ τὴν διαί-
ρεϲιν τῆϲ ληίηϲ ἔπλωον οἱ Ἕλληνεϲ ἐϲ τὸν Ἰϲθμὸν ἀριϲτήια
δώϲοντεϲ τῷ ἀξιωτάτῳ γενομένῳ Ἑλλήνων ἀνὰ τὸν πόλεμον
τοῦτον. (2) ὡϲ δὲ ἀπικόμενοι οἱ ϲτρατηγοὶ διένεμον τὰϲ
ψήφουϲ ἐπὶ τοῦ Ποϲειδέωνοϲ τῷ βωμῷ, τὸν πρῶτον καὶ
τὸν δεύτερον κρίνοντεϲ ἐκ πάντων, ἐνθαῦτα πᾶϲ τιϲ αὐτῶν
ἑωυτῷ ἐτίθετο τὴν ψῆφον, αὐτὸϲ ἕκαϲτοϲ δοκέων ἄριϲτοϲ
γενέϲθαι, δεύτερα δὲ οἱ πολλοὶ ϲυνεξέπιπτον Θεμιϲτοκλέα
κρίνοντεϲ. οἱ μὲν δὴ ἐμουνοῦντο, Θεμιϲτοκλέηϲ δὲ δευτερ-
124 είοιϲι ὑπερεβάλλετο πολλόν. οὐ βουλομένων δὲ ταῦτα
κρίνειν τῶν Ἑλλήνων φθόνῳ, ἀλλ' ἀποπλωόντων ἑκάϲτων
ἐϲ τὴν ἑωυτῶν ἀκρίτων, ὅμωϲ Θεμιϲτοκλέηϲ ἐβώϲθη τε καὶ
ἐδοξώθη εἶναι ἀνὴρ πολλὸν Ἑλλήνων ϲοφώτατοϲ ἀνὰ πᾶϲαν
τὴν Ἑλλάδα. (2) ὅτι δὲ νικῶν οὐκ ἐτιμήθη πρὸϲ τῶν ἐν
Ϲαλαμῖνι ναυμαχηϲάντων, αὐτίκα μετὰ ταῦτα ἐϲ Λακε-
δαίμονα ἀπίκετο θέλων τιμηθῆναι· καί μιν Λακεδαιμόνιοι
καλῶϲ μὲν ὑπεδέξαντο, μεγάλωϲ δὲ ἐτίμηϲαν. ἀριϲτήια
μέν νυν ἔδοϲαν Εὐρυβιάδῃ ἐλαίηϲ ϲτέφανον, ϲοφίηϲ δὲ καὶ
δεξιότητοϲ Θεμιϲτοκλέϊ, καὶ τούτῳ ϲτέφανον ἐλαίηϲ·
ἐδωρήϲαντό τέ μιν ὄχῳ τῷ ἐν Ϲπάρτῃ καλλιϲτεύοντι.

1504 Κροίϲου D: -ϲεω A: χρυϲοῦ r 1505 ἔπλωον d: ἔπλεον A 1507 διένεμον A: ἔφερον d, Plut. *Them.* 17. 1, cf. Aristides 3. 338 Dindorf 1508 ἐπὶ τοῦ ... βωμῷ] ἀπὸ τοῦ ... βωμοῦ Plut., Aristides τὸν πρῶτον ... ἐκ πάντων del. Powell 1509 κρίνοντεϲ] κρινέοντεϲ Van Herwerden αὐτῶν A: om. d 1511–13 δεύτερα ... πολλόν del. Powell ϲυνεξέπιπτον AD: ξυν- r 1513 ὑπερεβάλλετο A: -έβαλ(λ)ε d 1514 ἀποπλωόντων d: -πλε- A 1517 ὅτι] an ὅτε? νικῶν] φιλονικέων dubitanter Stein 1521 ἔδοϲαν <ἀνδρηίηϲ> Cobet: cf. Plut. *Them.* 1523 καλλιϲτεύοντι d: -εύϲαντι A

(3) *αἰνέϲαντεϲ δὲ πολλά, προέπεμψαν ἀπιόντα τριηκόϲιοι Ϲπαρτιητέων λογάδεϲ, οὗτοι οἵ περ ἱππέεϲ καλέονται, μέχρι οὔρων τῶν Τεγεητικῶν. μοῦνον δὴ τοῦτον πάντων ἀνθρώπων τῶν ἡμεῖϲ ἴδμεν Ϲπαρτιῆται προέπεμψαν. ὡϲ δὲ* 125
ἐκ τῆϲ Λακεδαίμονοϲ ἀπίκετο ἐϲ τὰϲ Ἀθήναϲ, ἐνθαῦτα Τιμόδημοϲ Ἀφιδναῖοϲ, τῶν ἐχθρῶν μὲν τῶν Θεμιϲτοκλέοϲ ἐών, ἄλλωϲ δὲ οὐ τῶν ἐπιφανέων ἀνδρῶν, φθόνῳ καταμαργέων ἐνείκεε τὸν Θεμιϲτοκλέα, τὴν ἐϲ Λακεδαίμονα ἄπιξιν προφέρων, ὡϲ διὰ τὰϲ Ἀθήναϲ ἔχοι τὰ γέρεα τὰ παρὰ Λακεδαιμονίων, ἀλλ' οὐ δι' ἑωυτόν. (2) *ὁ δέ, ἐπείτε οὐκ ἐπαύετο λέγων ταῦτα ὁ Τιμόδημοϲ, εἶπε· Οὕτω ἔχει τοι· οὔτ' ἂν ἐγὼ ἐὼν Βελβινίτηϲ ἐτιμήθην οὕτω πρὸϲ Ϲπαρτιητέων, οὔτ' ἂν ϲύ, ὤνθρωπε, ἐὼν Ἀθηναῖοϲ.*

Ταῦτα μέν νυν ἐϲ τοϲοῦτο ἐγένετο, Ἀρτάβαζοϲ δὲ ὁ 126
Φαρνάκεοϲ, ἀνὴρ ἐν Πέρϲῃϲι λόγιμοϲ καὶ πρόϲθε ἐών, ἐκ δὲ τῶν Πλαταιικῶν καὶ μᾶλλον ἔτι γενόμενοϲ, ἔχων ἓξ μυριάδαϲ ϲτρατοῦ τοῦ Μαρδόνιοϲ ἐξελέξατο, προέπεμπε βαϲιλέα μέχρι τοῦ πόρου. (2) *ὡϲ δὲ ὁ μὲν ἦν ἐν τῇ Ἀϲίῃ, ὁ δὲ ὀπίϲω πορευόμενοϲ κατὰ τὴν Παλλήνην ἐγίνετο, ἅτε Μαρδονίου τε χειμερίζοντοϲ περὶ Θεϲϲαλίην τε καὶ Μακεδονίην καὶ οὐδέν κω κατεπείγοντοϲ ἥκειν ἐϲ τὸ ἄλλο ϲτρατόπεδον, οὐκ ἐδικαίου ἐντυχὼν ἀπεϲτεῶϲι Ποτειδαιήτῃϲι μὴ οὐκ ἐξανδραποδίϲαϲθαί ϲφεαϲ.* (3) *οἱ γὰρ Ποτειδαιῆται, ὡϲ βαϲιλεὺϲ παρεξεληλάκεε καὶ ὁ ναυτικὸϲ τοῖϲι Πέρϲῃϲι οἰχώκεε φεύγων ἐκ Ϲαλαμῖνοϲ, ἐκ τοῦ φανεροῦ ἀπέϲταϲαν ἀπὸ τῶν βαρβάρων· ὡϲ δὲ καὶ οἱ ἄλλοι οἱ*

1529 *Ἀφιδναῖοϲ* A: *Ἀθηναῖοϲ* d *μὲν* A: om. d 1530 *καταμαργέων*] *-μαρπτέων* A[γρ] 1531 *Λακεδαίμονα* A: *Ϲπάρτην* d 1532 *προφέρων* <*καὶ λέγων*> Powell 1536 *οὔτ' ἂν* A: *οὔτε* d <*καὶ*> *ἐὼν* Valla 1537 *νυν* d: om. A *τοϲοῦτο* A: *-ον* d 1541 *ἦν* d: om. A 1542 *ἐγίνετο* Ad: *ἐγένετο* S 1543 *τε*[1] fortasse post *χειμερίζοντοϲ* traiciendum 1544 *οὐδέν*] *οὐδενόϲ* Schweighäuser *κατεπείγοντοϲ*] *κατεπείγων αὐτὸϲ* Pingel 1545 *ἀπεϲτεῶϲι* Ar: *ἀπιϲτ-* D 1546 et infra *Ποτειδαιήτῃϲι* Stein: *Ποτιδ-* Ad 1547 *παρεξεληλάκεε* Ar: *ἐξ-* D 1549 *οἱ ἄλλοι* A: *ὦλλοι* d

τὴν Παλλήνην ἔχοντες. ἐνθαῦτα δὴ Ἀρτάβαζος ἐπολιόρκεε
127 *τὴν Ποτείδαιαν. ὑποπτεύσας δὲ καὶ τοὺς Ὀλυνθίους ἀπίστασθαι ἀπὸ βασιλέος, καὶ ταύτην ἐπολιόρκεε· εἶχον δὲ αὐτὴν Βοττιαῖοι ἐκ τοῦ Θερμαίου κόλπου ἐξαναστάντες ὑπὸ Μακεδόνων. ἐπεὶ δέ σφεας εἷλε πολιορκέων, κατέσφαξε ἐξαγαγὼν ἐς λίμνην, τὴν δὲ πόλιν παραδιδοῖ Κριτοβούλῳ Τορωναίῳ ἐπιτροπεύειν καὶ τῷ Χαλκιδικῷ γένεϊ, καὶ οὕτω*
128 *Ὄλυνθον Χαλκιδέες ἔσχον. ἐξελὼν δὲ ταύτην ὁ Ἀρτάβαζος τῇ Ποτειδαίῃ ἐντεταμένως προσεῖχε, προσέχοντι δέ οἱ προθύμως συντίθεται προδοσίην Τιμόξεινος ὁ τῶν Σκιωναίων στρατηγός, ὅντινα μὲν τρόπον ἀρχήν, ἔγωγε οὐκ ἔχω εἰπεῖν (οὐ γὰρ ὦν λέγεται), τέλος μέντοι τοιάδε ἐγίνετο· ὅκως βυβλίον γράψειε ἢ Τιμόξεινος ἐθέλων παρὰ Ἀρτάβαζον πέμψαι ἢ Ἀρτάβαζος παρὰ Τιμόξεινον, τοξεύματος παρὰ τὰς γλυφίδας περιειλίξαντες καὶ πτερώσαντες τὸ βυβλίον ἐτόξευον ἐς συγκείμενον χωρίον.* (2) *ἐπάϊστος δὲ ἐγένετο ὁ Τιμόξεινος προδιδοὺς τὴν Ποτείδαιαν· τοξεύων γὰρ ὁ Ἀρτάβαζος ἐς τὸ συγκείμενον, ἁμαρτὼν τοῦ χωρίου τούτου βάλλει ἀνδρὸς Ποτειδαιήτεω τὸν ὦμον, τὸν δὲ βληθέντα περιέδραμε ὅμιλος, οἷα φιλέει γίνεσθαι ἐν πολέμῳ, οἳ αὐτίκα τὸ τόξευμα λαβόντες, ὡς ἔμαθον τὸ βυβλίον, ἔφερον ἐπὶ τοὺς στρατηγούς· παρῆν δὲ καὶ τῶν ἄλλων Παλληναίων συμμαχίη.* (3) *τοῖσι δὲ στρατηγοῖσι ἐπιλεξαμένοισι τὸ βυβλίον καὶ μαθοῦσι τὸν αἴτιον τῆς προδοσίης ἔδοξε μὴ καταπλέξαι*

1551 *Ποτείδαιαν*, P. Harris 40, A: *-αίην* d 1553 *Βοττιαῖοι* <*οἱ*> d 1555 *λίμνην*] *λειμῶνα* Pingel 1556 *Τορωναίῳ* d: om. A *ἐπιτροπεύειν* d: *ἐπιτρέπειν* A 1559 et passim *Τιμόξεινος* A: *-ξεν-* d 1562 *ἐθέλων* A: *θέλων* d 1563 *παρὰ*²] *περὶ* Valckenaer ex Aen. Tact. 31. 26 1564 *τὸ βυβλίον* post *περιειλίξαντες* praebet Aen. Tact., del. Powell 1565 *δὲ* <*ὧδε*> Powell *ἐγένετο* d: *ἐγίνετο* A 1566 *Ποτείδαιαν* A: *-αίην* d 1567 *ὁ* A: om. d *χωρίου* A: *χώρου* d: *τούτου*] *διὰ πνεῦμα καὶ φαύλην πτέρωσιν* Aen. Tact. 1570 *ἔμαθον* suspectum: an *ἐφάνη* vel *εἶδον* vel <*περιειλιχθὲν*> supplendum? 1571 *παρῆν . . . συμμαχίη* post *στρατηγός* supra (1560) traiecit Powell, *δὲ* in *γὰρ* mutato 1573 *καταπλέξαι* d: *-πλῆξαι* A

Τιμόξεινον προδοϲίῃ τῆϲ Ϲκιωναίων πόλιοϲ εἵνεκα, μὴ νομιζοίατο εἶναι Ϲκιωναῖοι ἐϲ τὸν μετέπειτα χρόνον αἰεὶ προδόται. ὁ μὲν δὴ τοιούτῳ τρόπῳ ἐπάϊϲτοϲ ἐγεγόνεε· 129
Ἀρταβάζῳ δὲ ἐπειδὴ πολιορκέοντι ἐγεγόνεϲαν τρεῖϲ μῆνεϲ, γίνεται ἄμπωτιϲ τῆϲ θαλάϲϲηϲ μεγάλη καὶ χρόνον ἐπὶ πολλόν. ἰδόντεϲ δὲ οἱ βάρβαροι τέναγοϲ γενόμενον παρήιϲαν ἐϲ τὴν Παλλήνην. (2) ὡϲ δὲ τὰϲ δύο μὲν μοίραϲ διοδοιπορήκεϲαν, ἔτι δὲ τρεῖϲ ὑπόλοιποι ἦϲαν, τὰϲ διελθόνταϲ χρῆν εἶναι ἔϲω ἐν τῇ Παλλήνῃ, ἐπῆλθε πλημυρὶϲ τῆϲ θαλάϲϲηϲ μεγάλη, ὅϲη οὐδαμά κω, ὡϲ οἱ ἐπιχώριοι λέγουϲι, <καίπερ> πολλάκιϲ γινομένη. οἱ μὲν δὴ νέειν αὐτῶν οὐκ ἐπιϲτάμενοι διεφθείροντο, τοὺϲ δὲ ἐπιϲταμένουϲ οἱ Ποτειδαιῆται ἐπιπλώϲαντεϲ πλοίοιϲι ἀπώλεϲαν. (3) αἴτιον δὲ λέγουϲι Ποτειδαιῆται τῆϲ τε ῥηχίηϲ καὶ τῆϲ πλημυρίδοϲ καὶ τοῦ Περϲικοῦ πάθεοϲ γενέϲθαι τόδε, ὅτι τοῦ Ποϲειδέωνοϲ ἐϲ τὸν νηὸν καὶ τὸ ἄγαλμα τὸ ἐν τῷ προαϲτίῳ ἠϲέβηϲαν οὗτοι τῶν Περϲέων οἵπερ καὶ διεφθάρηϲαν ὑπὸ τῆϲ θαλάϲϲηϲ· αἴτιον δὲ τοῦτο λέγοντεϲ εὖ λέγειν ἔμοιγε δοκέουϲι. τοὺϲ δὲ περιγενομένουϲ ἀπῆγε Ἀρτάβαζοϲ ἐϲ Θεϲϲαλίην παρὰ Μαρδόνιον.
Οὗτοι μὲν οἱ προπέμψαντεϲ βαϲιλέα οὕτω ἔπρηξαν. ὁ δὲ 130
ναυτικὸϲ ὁ Ξέρξεω <ὁ> περιγενόμενοϲ, ὡϲ προϲέμειξε τῇ Ἀϲίῃ φεύγων ἐκ Ϲαλαμῖνοϲ καὶ βαϲιλέα τε καὶ τὴν ϲτρατιὴν ἐκ Χερϲονήϲου διεπόρθμευϲε ἐϲ Ἄβυδον, ἐχειμέριζε ἐν Κύμῃ. ἔαροϲ δὲ ἐπιλάμψαντοϲ πρώιοϲ ϲυνελέγετο ἐϲ Ϲάμον· αἱ δὲ τῶν νεῶν καὶ ἐχειμέριϲαν αὐτοῦ· Περϲέων δὲ καὶ Μήδων

1579 παρήιϲαν edd.: παρῆϲαν A 1580 μὲν δύο d 1582 ἔϲω εἶναι d (sed P. Harris 40 cum A consentit) πλημυρὶϲ C: πλημμ- Ad 1583 ὅϲη A: ὅϲην d suppl. Wilson 1584 γινομένη A: γινομένηϲ d: γενομένηϲ S 1585 οἱ A: om. d 1587 καὶ τῆϲ πλημμυρίδοϲ (sic Ad) del. Valckenaer, sed praebebat P. Oxy. ined. 1588 ἐϲ τοῦ Ποϲειδέωνοϲ τὸν d 1589 τὸ ἐν τῷ προαϲτείῳ (sic A): om. d ἠϲέβηϲαν d: ἐϲ- A 1593 οὕτω ἔπρηξαν d: om. A 1594 suppl. Krüger 1595 τε A: om. d 1596 Χερϲονήϲου A: Χερρ- d διεπόρθμευϲε A: -ευε d 1597 πρώιοϲ A: πρῶτον d 1598 νεῶν A: νηῶν d

οἱ πλεῦνεϲ ἐπεβάτευον. (2) ϲτρατηγοὶ δέ ϲφι ἐπῆλθον Μαρδόντηϲ τε ὁ Βαγαίου καὶ Ἀρταΰντηϲ ὁ Ἀρταχαίου· ϲυνῆρχε δὲ τούτοιϲι καὶ ἀδελφιδέοϲ Ἀρταΰντεω αὐτοῦ προϲελομένου Ἰθαμίτρηϲ. ἅτε δὲ μεγάλωϲ πληγέντεϲ, οὐ προήιϲαν ἀνωτέρω τὸ πρὸϲ ἑϲπέρηϲ, οὐδ᾽ ἐπηνάγκαζε οὐδείϲ, ἀλλ᾽ ἐν τῇ Cάμῳ κατήμενοι ἐφύλαϲϲον τὴν Ἰωνίην μὴ ἀποϲτῇ, νέαϲ ἔχοντεϲ ϲὺν τῇϲι Ἰάϲι τριηκοϲίαϲ. (3) οὐ μὲν οὐδὲ προϲεδέκοντο τοὺϲ Ἕλληναϲ πλεύϲεϲθαι ἐϲ τὴν Ἰωνίην ἀλλ᾽ ἀποχρήϲειν ϲφι τὴν ἑωυτῶν φυλάϲϲειν, ϲταθμεύμενοι ὅτί ϲφεαϲ οὐκ ἐπεδίωξαν φεύγονταϲ ἐκ Cαλαμῖνοϲ ἀλλ᾽ ἄϲμενοι ἀπαλλάϲϲοντο. κατὰ μέν νυν τὴν θάλαϲϲαν ἑϲϲωμένοι ἦϲαν τῷ θυμῷ, πεζῇ δὲ ἐδόκεον πολλὸν κρατήϲειν τὸν Μαρδόνιον. (4) ἐόντεϲ δὲ ἐν Cάμῳ ἅμα μὲν ἐβουλεύοντο εἴ τι δυναίατο κακὸν τοὺϲ πολεμίουϲ ποιέειν, ἅμα δὲ καὶ ὠτακούϲτεον ὅκῃ
131 πεϲέεται τὰ Μαρδονίου πρήγματα. τοὺϲ δὲ Ἕλληναϲ τό τε ἔαρ
γινόμενον ἤγειρε καὶ Μαρδόνιοϲ ἐν Θεϲϲαλίῃ ἐών. ὁ μὲν δὴ πεζὸϲ οὔκω ϲυνελέγετο, ὁ δὲ ναυτικὸϲ ἀπίκετο ἐϲ Αἴγιναν, νέεϲ ἀριθμὸν δέκα καὶ ἑκατόν. (2) ϲτρατηγὸϲ δὲ καὶ ναύαρχοϲ ἦν Λευτυχίδηϲ ὁ Μενάρεοϲ τοῦ Ἡγηϲίλεω τοῦ Ἱπποκρατίδεω τοῦ Λευτυχίδεω τοῦ Ἀναξίλεω τοῦ Ἀρχιδήμου τοῦ Ἀναξανδρίδεω τοῦ Θεοπόμπου τοῦ Νικάνδρου τοῦ Χαρίλεω τοῦ Εὐνόμου τοῦ Πολυδέκτεω τοῦ Πρυτάνιοϲ τοῦ Εὐρυπῶντοϲ τοῦ Προκλέοϲ τοῦ Ἀριϲτοδήμου τοῦ Ἀριϲτομάχου τοῦ

1600 *Μαρδόντηϲ* Ad: *Βαρδοντη* P. Oxy. ined. *Ἀρταχαίου*] *-χαίεω* Stein 1601 *τούτοιϲι* d: *τοῖϲι* A *ἀδελφιδέοϲ* Ad: *ἀδελφεο*[P. Oxy. ined.: *ἀδελφιδέοϲ* <*Ἀρταΰντεω*> Pingel *αὐτοῦ* ante *Ἀρταΰντεω* Ad: traiecit Krüger 1602 *προϲελομένου* A: *προε-* d *Ἰθαμίτρηϲ* Wesseling ex 9. 102. 4: *ὁ Ἀμίτρηϲ* Ad (*οαμ*[P. Oxy. ined.) 1603 *προῇιϲαν* hoc accentu A: *-ή(ι)εϲαν* r: *προϲήεϲαν* D *τὸ* P. Oxy. ined., A: *τὰ* d 1604 *οὐδείϲ* A: *οὐδὲ εἷϲ* d 1605 *νέαϲ* A: *νῆαϲ* d *μὲν* d *μὴν* A 1606 *πλεύϲεϲθαι* Stein: *ἐλεύϲεϲθαι* *τὴν* A: om. d 1610 *πολλὸν* d: *πολλῷ* A 1612 *καὶ* A: om. P. Oxy. ined., d 1614 *γινόμενον* A: *γεν-* d 1616 *νέεϲ* CPTM: *νῆεϲ* Ad 1617 *Ἡγηϲίλεω* A: *Ἡϲίλεω* d 1619 *Χαρίλεω* Stein: *-ίλου* AD: *-ίλλου* r 1620 *Πολυδέκτεω* Valckenaer: *-τεοϲ* *Εὐρυπῶντοϲ* Valckenaer: *Εὐρυφῶντοϲ*: *Ε.* <*τοῦ Cόου*> Valckenaer ex Paus. 3. 7. 2

Κλεοδαίου τοῦ Ὕλλου τοῦ Ἡρακλέοϲ, ἐὼν τῆϲ ἑτέρηϲ οἰκίηϲ τῶν βαϲιλέων. (3) οὗτοι πάντεϲ, πλὴν τῶν δυῶν τῶν μετὰ Λευτυχίδεα πρώτων καταλεχθέντων, οἱ ἄλλοι βαϲιλέεϲ ἐγένοντο Ϲπάρτηϲ. Ἀθηναίων δὲ ἐϲτρατήγεε Ξάνθιπποϲ ὁ Ἀρίφρονοϲ. ὡϲ δὲ παρεγένοντο ἐϲ τὴν Αἴγιναν πᾶϲαι αἱ νέεϲ, 132
ἀπίκοντο Ἰώνων ἄγγελοι ἐϲ τὸ ϲτρατόπεδον τῶν Ἑλλήνων, οἳ καὶ ἐϲ Ϲπάρτην ὀλίγῳ πρότερον τούτων ἀπικόμενοι ἐδέοντο Λακεδαιμονίων ἐλευθεροῦν τὴν Ἰωνίην· (2) τῶν καὶ Ἡρόδοτοϲ ὁ Βαϲιληίδεω ἦν· οἳ ϲταϲιῶται ϲφίϲι γενόμενοι ἐπεβούλευον θάνατον Ϲτράττι τῷ Χίου τυράννῳ, ἐόντεϲ ἀρχὴν ἑπτά· ἐπιβουλεύοντεϲ δὲ ὡϲ φανεροὶ ἐγένοντο ἐξενείκαντοϲ τὴν ἐπιχείρηϲιν ἑνὸϲ τῶν μετεχόντων, οὕτω δὴ οἱ λοιποὶ ἓξ ἐόντεϲ ὑπεξέϲχον ἐκ τῆϲ Χίου καὶ ἐϲ Ϲπάρτην τε ἀπίκοντο καὶ δὴ καὶ τότε ἐϲ τὴν Αἴγιναν, τῶν Ἑλλήνων δεόμενοι καταπλῶϲαι ἐϲ τὴν Ἰωνίην· οἳ προήγαγον αὐτοὺϲ μόγιϲ μέχρι Δήλου. (3) τὸ γὰρ προϲωτέρω πᾶν δεινὸν ἦν τοῖϲι Ἕλληϲι οὔτε τῶν χώρων ἐοῦϲι ἐμπείροιϲι, ϲτρατιῆϲ τε πάντα πλέα ἐδόκεε εἶναι· τὴν δὲ Ϲάμον ἐπιϲτέατο δόξῃ καὶ Ἡρακλέαϲ ϲτήλαϲ ἴϲον ἀπέχειν. ϲυνέπιπτε δὲ τοιοῦτο ὥϲτε τοὺϲ μὲν βαρβάρουϲ τὸ πρὸϲ ἑϲπέρηϲ ἀνωτέρω Ϲάμου μὴ τολμᾶν πλῶϲαι καταρρωδηκόταϲ, τοὺϲ δὲ Ἕλληναϲ χρηιζόντων τῶν Χίων τὸ πρὸϲ τὴν ἠῶ κατωτέρω Δήλου. οὕτω δέοϲ τὸ μέϲον ἐφύλαϲϲέ ϲφεων. οἱ μὲν δὴ Ἕλληνεϲ ἔπλωον ἐϲ τὴν Δῆλον, Μαρδόνιοϲ δὲ 133
περὶ τὴν Θεϲϲαλίην ἐχείμαζε. ἐνθεῦτεν δὲ ὁρμώμενοϲ ἔπεμπε κατὰ τὰ χρηϲτήρια ἄνδρα Εὐρωπέα γένοϲ, τῷ οὔνομα ἦν Μῦϲ, ἐντειλάμενοϲ πανταχῇ μιν χρηϲόμενον ἐλθεῖν, τῶν

1623 *δυῶν*] *ἑπτὰ* Palmerius 1624 *πρώτων* Ar: *πρῶτον* D 1626 *νέεϲ* A: *νῆεϲ* d 1630 *ϲφίϲι* A: *ϲφι* d 1631 *Ϲτράττι* A: *Ϲτάττι* d 1632 *ἐγένοντο* d: *ἐγίν-* A 1633 *οὕτω* AD: *οὗτοι* r *δὴ* A: om. d 1634 *τε* A: om. d 1636 *οἳ προήγαγον* A: *προήγαγον δὲ* d 1640 *τοιοῦτο* AD: *-ον* r 1641 *πλῶϲαι* Van Herwerden: *καταπλῶϲαι*: *ἀναπλῶϲαι* Stein 1642 *τῶν* BS: om. Ad 1643 *δέοϲ* d: *δὲ ἐϲ* A 1644 *ἔπλωον* d: *ἔπλεον* A 1645 *ἐχείμαζε*] *ἐχειμέριζε* Krüger *ὁρμώμενοϲ* A: *ὁρμεόμενοϲ* d 1646 *τὰ* A: om. d *Εὐρωπέα*] *Εὐρωμέα* Stein (item infra) 1647 *χρηϲόμενον* d: *-άμενον* A

οἷά τε ἦν ϲφι ἀποπειρήϲαϲθαι. ὅ τι μὲν βουλόμενοϲ ἐκμαθεῖν πρὸϲ τῶν χρηϲτηρίων ταῦτα ἐνετέλλετο, οὐκ ἔχω φράϲαι· οὐ γὰρ ὦν λέγεται· δοκέω δ' ἔγωγε περὶ τῶν παρεόντων

134 πρηγμάτων καὶ οὐκ ἄλλων πέρι πέμψαι. οὗτοϲ ὁ Μῦϲ ἔϲ τε Λεβάδειαν φαίνεται ἀπικόμενοϲ καὶ μιϲθῷ πείϲαϲ τῶν ἐπιχωρίων ἄνδρα καταβῆναι παρὰ Τροφώνιον, καὶ ἐϲ Ἄβαϲ τὰϲ Φωκέων ἀπικόμενοϲ ἐπὶ τὸ χρηϲτήριον· καὶ δὴ καὶ ἐϲ Θήβαϲ †πρῶτα† ὡϲ ἀπίκετο, τοῦτο μὲν τῷ Ἰϲμηνίῳ Ἀπόλλωνι ἐχρήϲατο (ἔϲτι δὲ κατάπερ ἐν Ὀλυμπίῃ ἱροῖϲι αὐτόθι χρηϲτηριάζεϲθαι), τοῦτο δὲ ξεῖνόν τινα καὶ οὐ Θηβαῖον χρήμαϲι πείϲαϲ κατεκοίμηϲε ἐϲ Ἀμφιάρεω. (2) Θηβαίων δὲ οὐδενὶ ἔξεϲτι μαντεύεϲθαι αὐτόθι διὰ τόδε· ἐκέλευϲέ ϲφεαϲ ὁ Ἀμφιάρεωϲ διὰ χρηϲτηρίων ποιεύμενοϲ ὁκότερα βούλονται ἑλέϲθαι τούτων, ἑωυτῷ ἢ ἅτε μάντι χρᾶϲθαι ἢ ἅτε ϲυμμάχῳ, τοῦ ἑτέρου ἀπεχομένουϲ· οἱ δὲ ϲύμμαχόν μιν εἵλοντο εἶναι. διὰ τοῦτο μὲν οὐκ ἔξεϲτι Θηβαίων οὐδενὶ αὐτόθι

135 ἐγκατακοιμηθῆναι. τότε δὲ θῶμά μοι μέγιϲτον γενέϲθαι λέγεται ὑπὸ Θηβαίων, ἐλθεῖν ἄρα τὸν Εὐρωπέα Μῦν, περιϲτρωφώμενον πάντα τὰ χρηϲτήρια, καὶ ἐϲ τοῦ Πτῴου Ἀπόλλωνοϲ τὸ τέμενοϲ. τοῦτο δὲ τὸ ἱρὸν καλέεται μὲν Πτῷον, ἔϲτι δὲ Θηβαίων, κεῖται δὲ ὑπὲρ τῆϲ Κωπαΐδοϲ λίμνηϲ πρὸϲ ὄρεϊ ἀγχοτάτω Ἀκραιφίηϲ πόλιοϲ. (2) ἐϲ τοῦτο τὸ ἱρὸν ἐπείτε παρελθεῖν τὸν καλεόμενον τοῦτον Μῦν, ἕπεϲθαι δέ οἱ τῶν ἀϲτῶν αἱρετοὺϲ ἄνδραϲ τρεῖϲ ἀπὸ τοῦ κοινοῦ ὡϲ ἀπογραψομένουϲ τὰ θεϲπιεῖν ἔμελλε, καὶ πρόκατε τὸν πρόμαντιν βαρβάρῳ γλώϲϲῃ χρᾶν. (3) καὶ τοὺϲ μὲν ἑπομένουϲ

1648 *μέν* <*νυν*> Van Herwerden 1654 *καί*[2] AD: om. r 1655 *πρῶτα* del. Powell: expectares *ὕϲτερα* vel *ὕϲτατα* 1658 *κατεκοίμηϲε* D^{ac}r: *-ιϲε* AD^{pc} *ἐϲ* Ar: om. D 1660 *Ἀμφιάρεωϲ* A: *-εοϲ* d 1661 *μάντι* d: *μάντει* A *χρᾶϲθαι* edd.: *-ῆϲθαι* A: *-έεϲθαι* d 1664 *ἐγκατακοιμηθῆναι* A: *κατα-* d *τότε*] *τόδε* Wesseling 1665 *ἄρα*] *γὰρ* Pingel 1666 *τὰ* A: om. d *Πτῴου* A: *Πτώου* d 1668 *Πτῷον* A: *Πτῶ-* d *κεῖται* AR: *κέεται* d 1669 *Ἀκραιφίηϲ* AR: *Ἀκριφίηϲ* d 1671 *δέ* A: om. d 1672 *θεϲπιεῖν* A: *-έειν* d

τῶν Θηβαίων ἐν θώματι ἔχεϲθαι ἀκούονταϲ βαρβάρου γλώϲϲηϲ ἀντὶ Ἑλλάδοϲ, οὐδὲ ἔχειν ὅ τι χρήϲωνται τῷ παρεόντι πρήγματι· τὸν δὲ Εὐρωπέα Μῦν ἐξαρπάϲαντα παρ' αὐτῶν τὴν ἐφέροντο δέλτον, τὰ λεγόμενα ὑπὸ τοῦ προφήτεω γράφειν ἐϲ αὐτήν, φάναι δὲ Καρικῇ μιν γλώϲϲῃ χρᾶν, ϲυγγραψάμενον δὲ οἴχεϲθαι ἀπιόντα ἐϲ Θεϲϲαλίην. Μαρδόνιοϲ δὲ 136
ἐπιλεξάμενοϲ ὅ τι δὴ λέγοντα ἦν τὰ χρηϲτήρια, μετὰ ταῦτα ἔπεμψε ἄγγελον ἐϲ Ἀθήναϲ Ἀλέξανδρον τὸν Ἀμύντεω ἄνδρα Μακεδόνα, ἅμα μὲν ὅτι οἱ προϲκηδέεϲ οἱ Πέρϲαι ἦϲαν (Ἀλεξάνδρου γὰρ ἀδελφεὴν Γυγαίην, Ἀμύντεω δὲ θυγατέρα, Βουβάρηϲ ἀνὴρ Πέρϲηϲ ἔϲχε, ἐκ τῆϲ οἱ ἐγεγόνεε Ἀμύντηϲ ὁ ἐν τῇ Ἀϲίῃ, ἔχων τὸ οὔνομα τοῦ μητροπάτοροϲ, τῷ δὴ ἐκ βαϲιλέοϲ τῆϲ Φρυγίηϲ ἐδόθη Ἀλάβανδα πόλιϲ μεγάλη νέμεϲθαι), ἅμα δὲ ὁ Μαρδόνιοϲ πυθόμενοϲ ὅτι πρόξεινόϲ τε εἴη καὶ εὐεργέτηϲ ὁ Ἀλέξανδροϲ ἔπεμπε. (2) τοὺϲ γὰρ Ἀθηναίουϲ οὕτω ἐδόκεε μάλιϲτα προϲκτήϲεϲθαι, λεών τε πολλὸν ἄρα ἀκούων εἶναι καὶ ἄλκιμον, τά τε κατὰ τὴν θάλαϲϲαν ϲυντυχόντα ϲφι παθήματα κατεργαϲαμένουϲ μάλιϲτα Ἀθηναίουϲ ἐπίϲτατο. (3) τούτων δὲ προϲγενομένων κατήλπιζε εὐπετέωϲ τῆϲ θαλάϲϲηϲ κρατήϲειν, τά περ ἂν καὶ ἦν, πεζῇ τε ἐδόκεε πολλῷ εἶναι κρέϲϲων· οὕτω τε ἐλογίζετο κατύπερθέ οἱ τὰ πρήγματα ἔϲεϲθαι τῶν Ἑλληνικῶν. τάχα δ' ἂν καὶ τὰ χρηϲτήρια ταῦτά οἱ προλέγοι, ϲυμβουλεύοντα

1674 θώματι A: θωύματι d <ἐν>έχεϲθαι Krüger 1675 χρήϲωνται A: χρήϲονται d 1678 Καρικῇ Blaydes, cf. Paus. 9. 23. 6: Καρίῃ γλώϲϲῃ A: φωνῇ d 1684 ἐγεγόνεε <ὁ> D 1685 τοῦ AD: τὸ r 1686 Ἀλάβανδα] Ἀλάβαϲτρα Steph. Byz. s. v. 1687 δὲ K: τε Ad πρόξεινοϲ Bekker: -ξενοϲ Ad 1688 <ϲφι> εἴη Stein: εἴη <ἐκεῖ> Legrand εὐεργέτηϲ <Ἀθηναίων> Reiske 1689 προϲκτήϲεϲθαι A: -κτήϲαϲθαι d 1691 ϲφί<ϲι> Van Herwerden 1692 ἐπίϲτατο A: -έατο d προϲγενομένων A: προγ- d 1693 κατήλπιζε] καὶ ἤλπιζε Pingel: an ἤλπιζε? 1694 πολλῷ Ad: πολλὸν S κρέϲϲων AD: κρείϲϲων r 1695 ἔϲεϲθαι τὰ πρήγματα D Ἑλληνικῶν A: Ἑλλήνων d 1696 ἂν καὶ A: om. d προλέγοι AD: προλέγουϲι r

σύμμαχον τὸν Ἀθηναῖον ποιέεσθαι· τοῖσι δὴ πειθόμενος ἔπεμπε.

137 Τοῦ δὲ Ἀλεξάνδρου τούτου ἕβδομος γενέτωρ Περδίκκης ἐστὶ ὁ κτησάμενος τῶν Μακεδόνων τὴν τυραννίδα τρόπῳ τοιῷδε· ἐξ Ἄργεος ἔφυγον ἐς Ἰλλυριοὺς τῶν Τημένου ἀπογόνων τρεῖς ἀδελφεοί, Γαυάνης τε καὶ Ἀέροπος καὶ Περδίκκης, ἐκ δὲ Ἰλλυριῶν ὑπερβαλόντες ἐς τὴν ἄνω Μακεδονίην ἀπίκοντο ἐς Λεβαίην πόλιν. (2) ἐνθαῦτα δὲ ἐθήτευον ἐπὶ μισθῷ παρὰ τῷ βασιλέϊ, ὁ μὲν ἵππους νέμων, ὁ δὲ βοῦς, ὁ δὲ νεώτατος αὐτῶν Περδίκκης τὰ λεπτὰ τῶν προβάτων. <καὶ> ἦσαν γὰρ τὸ πάλαι καὶ αἱ τυραννίδες τῶν ἀνθρώπων ἀσθενέες χρήμασι, οὐ μοῦνον ὁ δῆμος, ἡ {δὲ} γυνὴ τοῦ βασιλέος αὐτὴ τὰ σιτία σφι ἔπεσσε. (3) ὅκως δὲ ὀπτῴη, ὁ ἄρτος τοῦ παιδὸς τοῦ θητός, τοῦ Περδίκκεω, διπλήσιος ἐγίνετο αὐτὸς ἑωυτοῦ. ἐπεὶ δὲ αἰεὶ τὠυτὸ τοῦτο ἐγίνετο, εἶπε πρὸς τὸν ἄνδρα τὸν ἑωυτῆς. τὸν δὲ ἀκούσαντα ἐσῆλθε αὐτίκα ὡς εἴη τέρας καὶ φέροι ἐς μέγα τι. καλέσας δὲ τοὺς θῆτας προηγόρευέ σφι ἀπαλλάσσεσθαι ἐκ γῆς τῆς ἑωυτοῦ. (4) οἱ δὲ τὸν μισθὸν ἔφασαν δίκαιοι εἶναι ἀπολαβόντες οὕτως ἐξιέναι. ἐνθαῦτα ὁ βασιλεὺς τοῦ μισθοῦ πέρι ἀκούσας, ἦν γὰρ κατὰ τὴν καπνοδόκην ἐς τὸν οἶκον ἐσέχων ὁ ἥλιος, εἶπε θεοβλαβὴς γενόμενος· Μισθὸν δὲ ὑμῖν ἐγὼ ὑμέων ἄξιον τόνδε ἀποδίδωμι, δέξας τὸν ἥλιον. (5) ὁ μὲν δὴ Γαυάνης τε καὶ ὁ Ἀέροπος οἱ πρεσβύτεροι ἕστασαν ἐκπεπληγμένοι, ὡς ἤκουσαν ταῦτα· ὁ

1697 ποιέεσθαι A: οἱ ποιήσασθαι d 1699 Περδίκκης A: -ίκης d 1701 Ἰλλυριοὺς AD: -ικοὺς r Τημένου d: -οῦ A 1707 suppl. Pingel 1707–8 ἦσαν ... δῆμος del. Van Herwerden, huc illuc traiecerunt edd. 1707 γὰρ A: δὲ d 1708 μοῦνον A: μόνον d del. Pingel 1709 σφι τὰ σιτία d ὀπτῴη A: -ω(ι)το r: -οῖτο D 1710 τοῦ παιδὸς] an delendum? θητός] an θητεύοντος? τοῦ Περδίκκεω del. Valckenaer τοῦ d: om. A Περδίκκεω A^{pc}: -ίκεω A^{ac}d 1713 ἐς d: om. A 1714 γῆς A: om. d 1715 ἔφασαν τὸν μισθὸν εἶναι δίκαιον d δίκαιοι Aldina: -ον Ad ἀπολαβόντες AD: -ας r 1718 ἄξιον ὑμέων d 1719 δέξας Bredow: δείξας <ἐς> τὸν Stein ὁ^{2} A: om. d 1720 πρεσβύτεροι A: -τατοι d

δὲ παῖϲ, ἐτύγχανε γὰρ ἔχων μάχαιραν, εἴπαϲ τάδε· Δεκόμεθα, ὦ βαϲιλεῦ, τὰ διδοῖϲ, περιγράφει τῇ μαχαίρῃ ἐϲ τὸ ἔδαφοϲ τοῦ οἴκου τὸν ἥλιον, περιγράψαϲ δέ, ἐϲ τὸν κόλπον τρὶϲ ἀρυϲάμενοϲ τοῦ ἡλίου, ἀπαλλάϲϲετο αὐτόϲ τε καὶ οἱ μετ' ἐκείνου. οἱ μὲν δὴ ἀπῆιϲαν, τῷ δὲ βαϲιλέϊ ϲημαίνει τιϲ τῶν 138 παρέδρων οἷόν τι χρῆμα ποιήϲειε ὁ παῖϲ καὶ ὡϲ ϲὺν νόῳ κείνων ὁ νεώτατοϲ λάβοι τὰ διδόμενα. ὁ δὲ ταῦτα ἀκούϲαϲ καὶ ὀξυνθεὶϲ πέμπει ἐπ' αὐτοὺϲ ἱππέαϲ ἀπολέονταϲ. ποταμὸϲ δὲ ἔϲτι ἐν τῇ χώρῃ ταύτῃ, τῷ θύουϲι οἱ τούτων τῶν ἀνδρῶν <τῶν> ἀπ' Ἄργεοϲ ἀπόγονοι <ὡϲ> ϲωτῆρι. (2) οὗτοϲ, ἐπείτε διέβηϲαν οἱ Τημενίδαι, μέγαϲ οὕτωϲ ἐρρύη ὥϲτε τοὺϲ ἱππέαϲ μὴ οἵουϲ τε γενέϲθαι διαβῆναι. οἱ δὲ ἀπικόμενοι ἐϲ ἄλλην γῆν τῆϲ Μακεδονίηϲ οἴκηϲαν πέλαϲ τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ Γορδίεω, ἐν τοῖϲι φύεται αὐτόματα ῥόδα, ἓν ἕκαϲτον ἔχον ἑξήκοντα φύλλα, ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων. (3) ἐν τούτοιϲι καὶ ὁ Ϲιληνὸϲ τοῖϲι κήποιϲι ἥλω, ὡϲ λέγεται ὑπὸ Μακεδόνων. ὑπὲρ δὲ τῶν κήπων ὄροϲ κεῖται Βέρμιον οὔνομα, ἄβατον ὑπὸ χειμῶνοϲ. ἐνθεῦτεν δὲ ὁρμώμενοι ὡϲ ταύτην ἔϲχον, κατεϲτρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην. ἀπὸ τούτου δὴ τοῦ Περδίκκεω Ἀλέξανδροϲ ὧδε 139 ἐγένετο· Ἀμύντεω παῖϲ ἦν Ἀλέξανδροϲ, Ἀμύντηϲ δὲ Ἀλκέτεω· Ἀλκέτεω δὲ πατὴρ ἦν Ἀέροποϲ, τοῦ δὲ Φίλιπποϲ, Φιλίππου δὲ Ἀργαῖοϲ, τοῦ δὲ Περδίκκηϲ ὁ κτηϲάμενοϲ τὴν ἀρχήν.

(α) Ἐγεγόνεε μὲν δὴ ὧδε ὁ Ἀλέξανδροϲ ὁ Ἀμύντεω· ὡϲ δὲ 140 ἀπίκετο ἐϲ τὰϲ Ἀθήναϲ ἀποπεμφθεὶϲ ὑπὸ Μαρδονίου, ἔλεγε τάδε· Ἄνδρεϲ Ἀθηναῖοι, Μαρδόνιοϲ τάδε λέγει· Ἐμοὶ

1721 an δὲ <νεώτατοϲ>? τάδε <ὧδε> A 1722–3 ἐϲ . . . οἴκου del. Powell 1725 ἀπῆιϲαν hoc accentu A: ἀπήεϲαν D: ἀπίεϲαν r τῶν τιϲ Krüger 1726 ὁ παῖϲ del. Stein 1727 κείνων A: ἐκείνων d 1730 suppl. Van Herwerden suppl. Pingel 1732 τε A: om. d 1734 τοῖϲι A: τούτοιϲι d 1737 κεῖται A: κέεται d 1738 Βέρμιον A: Βέρβιον d χειμῶνοϲ] χιόνοϲ Koen 1740 Περδίκκεω AD: -ίκεω r 1741 ἐγένετο A: ἐγεγόνεε(ν) d 1743 Ἀργαῖοϲ d: Ἀρραῖοϲ A 1744 ὁ[1] A^{pc}: om. A^{ac}d

ἀγγελίη ἥκει παρὰ βασιλέος λέγουσα οὕτως· Ἀθηναίοισι τὰς ἁμαρτάδας τὰς ἐς ἐμὲ ἐξ ἐκείνων γενομένας πάσας μετίημι. (2) νῦν τε ὧδε, Μαρδόνιε, ποίει· τοῦτο μὲν τὴν γῆν σφι ἀπόδος, τοῦτο δὲ ἄλλην πρὸς ταύτῃ ἑλέσθων αὐτοί, ἥντινα ἂν ἐθέλωσι, ἐόντες αὐτόνομοι. ἱρά τε πάντα σφι, ἢν δὴ βούλωνταί γε ἐμοὶ ὁμολογέειν, ἀνόρθωσον, ὅσα ἐγὼ ἐνέπρησα. τούτων δὲ ἀπιγμένων ἀναγκαίως ἔχει μοι ποιέειν ταῦτα, ἢν μὴ τὸ ὑμέτερον ἀντίον γένηται. (3) λέγω δὲ ὑμῖν τάδε. νῦν τί μαίνεσθε πόλεμον βασιλέϊ ἀνταειρόμενοι; οὔτε γὰρ ἂν ὑπερβάλοισθε οὔτε οἷοί τέ ἐστε ἀντέχειν τὸν πάντα χρόνον. εἴδετε μὲν γὰρ τῆς Ξέρξεω στρατηλασίης τὸ πλῆθος καὶ τὰ ἔργα, πυνθάνεσθε δὲ καὶ τὴν νῦν παρ' ἐμοὶ ἐοῦσαν δύναμιν· ὥστε καὶ ἢν ἡμέας ὑπερβάλησθε καὶ νικήσητε, τοῦ περ ὑμῖν οὐδεμία ἐλπὶς εἴ περ εὖ φρονέετε, ἄλλη παρέσται πολλαπλησίη. (4) μὴ ὦν βούλεσθε παρισούμενοι βασιλέϊ στέρεσθαι μὲν τῆς χώρης, θέειν δὲ αἰεὶ περὶ ὑμέων αὐτῶν, ἀλλὰ καταλύσασθε. παρέχει δὲ ὑμῖν κάλλιστα καταλύσασθαι βασιλέος ταύτῃ ὁρμημένου. ἔστε ἐλεύθεροι, ἡμῖν ὁμαιχμίην συνθέμενοι ἄνευ τε δόλου καὶ ἀπάτης. (β) Μαρδόνιος μὲν ταῦτα, ὦ Ἀθηναῖοι, ἐνετείλατό μοι εἰπεῖν πρὸς ὑμέας. ἐγὼ δὲ περὶ μὲν εὐνοίης τῆς πρὸς ὑμέας ἐούσης ἐξ ἐμεῦ οὐδὲν λέξω (οὐ γὰρ ἂν νῦν πρῶτον ἐκμάθοιτε), προσχρηίζω δὲ ὑμέων πείθεσθαι Μαρδονίῳ. (2) ἐνορῶ γὰρ ὑμῖν οὐκ οἵοισί τε ἐσομένοισι τὸν πάντα χρόνον πολεμέειν Ξέρξῃ (εἰ γὰρ ἐνώρων τοῦτο ἐν ὑμῖν, οὐκ ἄν κοτε ἐς ὑμέας ἦλθον ἔχων λόγους τούσδε)· καὶ γὰρ δύναμις ὑπὲρ ἄνθρωπον ἡ βασιλέος ἐστὶ καὶ χεὶρ ὑπερμήκης. (3) ἢν ὦν μὴ αὐτίκα ὁμολογήσητε, μεγάλα

1747 βασιλέος Ar: -έως D οὕτως Ad: ὧδε C 1748 ἐξ ἐκείνων ἐς ἐμὲ d 1749 Μαρδόνιε ὧδε d ποίει A: ποίεε d 1751 ἐθέλωσι A: θέλ- d 1754 ἀντίον Valckenaer: αἴτιον 1755 ἀνταειρόμενοι d: ἀειράμενοι A 1758 ἐμοὶ P: ἐμὲ Ad 1759 ὥστε] ἴστε δὲ ὡς Powell τοῦ περ Nor: τόπερ Ad 1761 παρισούμενοι A: -εύμενοι d 1763 καταλύσασθε ... κάλλιστα Ar: om. D 1764 ἐστὲ hoc accentu d: ἔστε <τε> Pingel 1767 ἐξ ἐμεῦ ἐούσης d 1769 ἐνορῶ A: -έω d 1773 ὦν AD: om. r

προτεινόντων ἐπ' οἷϲι ὁμολογέειν ἐθέλουϲι, δειμαίνω ὑπὲρ
ὑμέων ἐν τρίβῳ τε μάλιϲτα οἰκημένων τῶν ϲυμμάχων
πάντων αἰεί τε φθειρομένων μούνων, ἐξαίρετον μεταίχμιόν
τε τὴν γῆν ἐκτημένων. (4) ἀλλὰ πείθεϲθε· πολλοῦ γὰρ ὑμῖν
ἄξια ταῦτα, εἰ βαϲιλεύϲ γε ὁ μέγαϲ μούνοιϲι ὑμῖν Ἑλλήνων
τὰϲ ἁμαρτάδαϲ ἀπιεὶϲ ἐθέλει φίλοϲ γενέϲθαι. Ἀλέξανδροϲ 141
μὲν ταῦτα ἔλεξε· Λακεδαιμόνιοι δὲ πυθόμενοι ἥκειν Ἀλέξαν-
δρον ἐϲ Ἀθήναϲ ἐϲ ὁμολογίην ἄξοντα τῷ βαρβάρῳ Ἀθηναίουϲ,
ἀναμνηϲθέντεϲ τῶν λογίων ὥϲ ϲφεαϲ χρεόν ἐϲτι ἅμα τοῖϲι
ἄλλοιϲι Δωριεῦϲι ἐκπίπτειν ἐκ Πελοποννήϲου ὑπὸ Μήδων
τε καὶ Ἀθηναίων, κάρτα τε ἔδειϲαν μὴ ὁμολογήϲωϲι τῷ
Πέρϲῃ Ἀθηναῖοι, αὐτίκα τέ ϲφι ἔδοξε πέμπειν ἀγγέλουϲ.
(2) καὶ δὴ ϲυνέπιπτε ὥϲτε ὁμοῦ ϲφεων γίνεϲθαι τὴν κατά-
ϲταϲιν· ἐπανέμειναν γὰρ οἱ Ἀθηναῖοι διατρίβοντεϲ, εὖ
ἐπιϲτάμενοι ὅτι ἔμελλον Λακεδαιμόνιοι πεύϲεϲθαι ἥκοντα
παρὰ τοῦ βαρβάρου ἄγγελον ἐπ' ὁμολογίῃ πυθόμενοί τε
πέμψειν κατὰ τάχοϲ ἀγγέλουϲ. ἐπίτηδεϲ ὦν ἐποίευν,
ἐνδεικνύμενοι τοῖϲι Λακεδαιμονίοιϲι τὴν ἑωυτῶν γνώμην.
ὡϲ δὲ ἐπαύϲατο λέγων Ἀλέξανδροϲ, διαδεξάμενοι ἔλεγον 142
οἱ ἀπὸ Ϲπάρτηϲ ἄγγελοι· Ἡμέαϲ δὲ ἔπεμψαν Λακεδαιμόνιοι
δεηϲομένουϲ ὑμέων μήτε νεώτερον ποιέειν μηδὲν κατὰ τὴν
Ἑλλάδα μήτε λόγουϲ ἐνδέκεϲθαι παρὰ τοῦ βαρβάρου. (2) οὔτε
γὰρ δίκαιον οὐδαμῶϲ οὔτε κόϲμον φέρον, οὔτι γε ἄλλοιϲι
Ἑλλήνων οὐδαμοῖϲι, ὑμῖν δὲ δὴ καὶ διὰ πάντων ἥκιϲτα
πολλῶν εἵνεκα· ἠγείρατε γὰρ τόνδε τὸν πόλεμον ὑμεῖϲ οὐδὲν
ἡμέων βουλομένων, καὶ περὶ τῆϲ ὑμετέρηϲ ἀρχὴν ὁ ἀγὼν
ἐγένετο· νῦν δὲ φέρει καὶ ἐϲ πᾶϲαν τὴν Ἑλλάδα. (3) χωρίϲ τε

1774 ἐπ' οἷϲι AD: ἐποίϲει r   1776 μεταίχμιόν τε] τι μεταίχμιον Nor[sl]   1777 ἐκτημένων Nor: κεκτ- Ad   1779 ἀπιεὶϲ d: ἀφεὶϲ A   ἐθέλει A: θέ- d   1780 ταῦτα A: τοϲαῦτα d   1782 ϲφεαϲ Ar: ϲφέων D   1783 Δωριεῦϲι Ar: Δωρεῦϲι D   ἐκ A: ἀπὸ d   1784 τε[2] A: δὲ d   1796 οὔτι γε Werfer: οὔτε γε A: οὔτε d   1798 τὸν πόλεμον τόνδε d   1799 βουλομένων d: βουλευομένων A   ἀρχὴν Schaefer: -ῆϲ Ad: ἀρχῆθεν Wesseling   1800 χωρίϲ Renehan: cf. 1. 207. 5: ἄλλωϲ

τούτων ἁπάντων αἰτίουϲ γενέϲθαι δουλοϲύνηϲ τοῖϲι Ἕλληϲι Ἀθηναίουϲ οὐδαμῶϲ ἀναϲχετόν, οἵτινεϲ αἰεὶ καὶ τὸ πάλαι φαίνεϲθε πολλοὺϲ ἐλευθερώϲαντεϲ ἀνθρώπων. πιεζευμένοιϲι μέντοι ὑμῖν ϲυναχθόμεθα, καὶ ὅτι καρπῶν ἐϲτερήθητε διξῶν ἤδη καὶ ὅτι οἰκοφθόρηϲθε χρόνον ἤδη πολλόν. (4) *ἀντὶ τούτων δὲ ὑμῖν Λακεδαιμόνιοί τε καὶ οἱ ϲύμμαχοι ἐπαγγέλλονται γυναῖκάϲ τε καὶ τὰ ἐϲ πόλεμον ἄχρηϲτα οἰκετέων ἐχόμενα πάντα ἐπιθρέψειν, ἔϲτ' ἂν ὁ πόλεμοϲ ὅδε ϲυνεϲτήκῃ. μηδὲ ὑμέαϲ Ἀλέξανδροϲ ὁ Μακεδὼν ἀναγνώϲῃ, λεήναϲ τὸν Μαρδονίου λόγον.* (5) *τούτῳ μὲν γὰρ ταῦτα ποιητέα ἐϲτί· τύραννοϲ γὰρ ἐὼν τυράννῳ ϲυγκατεργάζεται· ὑμῖν δέ γε οὐ ποιητέα, εἴ περ εὖ τυγχάνετε φρονέοντεϲ, ἐπιϲταμένοιϲι ὡϲ βαρβάροιϲί ἐϲτι οὔτε πιϲτὸν οὔτε ἀληθὲϲ οὐδέν. ταῦτα ἔλεξαν*
143 *οἱ ἄγγελοι. Ἀθηναῖοι δὲ πρὸϲ μὲν Ἀλέξανδρον ὑπεκρίναντο τάδε· Καὶ αὐτοὶ τοῦτό γε ἐπιϲτάμεθα ὅτι πολλαπληϲίη ἐϲτὶ τῷ Μήδῳ δύναμιϲ ἤπερ ἡμῖν, ὥϲτε οὐδὲν δεῖ τοῦτό γε ὀνειδίζειν. ἀλλ' ὅμωϲ ἐλευθερίηϲ γλιχόμενοι ἀμυνεύμεθα οὕτωϲ ὅκωϲ ἂν καὶ δυνώμεθα. ὁμολογῆϲαι δὲ τῷ βαρβάρῳ μήτε ϲὺ ἡμέαϲ πειρῶ ἀναπείθειν οὔτε ἡμεῖϲ πειϲόμεθα.* (2) *νῦν τε ἀπάγγελλε Μαρδονίῳ ὡϲ Ἀθηναῖοι λέγουϲι, ἔϲτ' ἂν ὁ ἥλιοϲ τὴν αὐτὴν ὁδὸν ἴῃ τῇ περ καὶ νῦν ἔρχεται, μήκοτε ὁμολογήϲειν ἡμέαϲ Ξέρξῃ· ἀλλὰ θεοῖϲί τε ϲυμμάχοιϲι πίϲυνοί μιν ἐπέξιμεν ἀμυνόμενοι καὶ τοῖϲι ἥρωϲι, τῶν ἐκεῖνοϲ οὐδεμίαν ὄπιν ἔχων ἐνέπρηϲε τούϲ τε οἴκουϲ καὶ τὰ ἀγάλματα.* (3) *ϲύ τε τοῦ λοιποῦ λόγουϲ ἔχων τοιούϲδε μὴ ἐπιφαίνεο Ἀθηναίοιϲι, μηδὲ δοκέων χρηϲτὰ ὑποργέειν ἀθέμιϲτα ἔρδειν παραίνεε. οὐ*

1801 <*ἄνευ*> *τούτων* Reiske *γενέϲθαι* <*καὶ*> Bowie 1803 *πιεζευμένοιϲι* Ar: *πιεζομ-* D 1806 *οἱ* <*λοιποὶ*> d 1807 <*τὰ*> *οἰκετέων* Richards 1810 *τούτῳ* Ar: *οὕτω* D 1811 *γε* d: om. A 1815 *τάδε* A: *τοιάδε* d 1816 *τῷ Μήδῳ* AD: *τῶν -ων* r *δεῖ* edd.: *δέει* Ad 1817 *ἐλευθερίηϲ* A: *-ίην* d *γλιχόμενοι* A: *ϲκεπ(τ)όμενοι* d 1818 *καὶ* A: om. d 1819 *ἡμεῖϲ* A: *ἡμέεϲ* d 1820 *τε* Ad: *δὲ* S 1821 *τῇ*] *τήν* Cobet *περ* d: om. A 1822 *πίϲυνοί* AD: *πίϲϲυνοί* r 1823 *ὄπιν οὐδεμίην* d 1826 *ὑποργέειν* edd.: *ὑπουργ-* Ad *ἔρδειν* A: *ῥέζειν* d

γάρ ϲε βουλόμεθα οὐδὲν ἄχαρι πρὸϲ Ἀθηναίων παθεῖν, ἐόντα
πρόξεινόν τε καὶ φίλον. πρὸϲ μὲν Ἀλέξανδρον ταῦτα ὑπεκρίν- 144
αντο, πρὸϲ δὲ τοὺϲ ἀπὸ Ϲπάρτηϲ ἀγγέλουϲ τάδε· Τὸ μὲν
δεῖϲαι Λακεδαιμονίουϲ μὴ ὁμολογήϲωμεν τῷ βαρβάρῳ
κάρτα μὲν ἀνθρωπήιον ἦν. ἀτὰρ αἰϲχρῶϲ γε οἴκατε
ἐξεπιϲτάμενοι τὸ Ἀθηναίων φρόνημα ἀρρωδῆϲαι, ὅτι οὔτε
χρυϲόϲ ἐϲτι γῆϲ οὐδαμόθι τοϲοῦτοϲ οὔτε χώρη κάλλεϊ καὶ
ἀρετῇ μέγα ὑπερφέρουϲα, τὰ ἡμεῖϲ δεξάμενοι ἐθέλοιμεν ἂν
μηδίϲαντεϲ καταδουλῶϲαι τὴν Ἑλλάδα. (2) πολλά τε γὰρ καὶ
μεγάλα ἐϲτὶ τὰ διακωλύοντα ταῦτα μὴ ποιέειν μηδ᾽ ἢν
ἐθέλωμεν, πρῶτα μὲν καὶ μέγιϲτα τῶν θεῶν τὰ ἀγάλματα
καὶ τὰ οἰκήματα ἐμπεπρηϲμένα τε καὶ ϲυγκεχωϲμένα, τοῖϲι
ἡμέαϲ ἀναγκαίωϲ ἔχει τιμωρέειν ἐϲ τὰ μέγιϲτα μᾶλλον ἤπερ
ὁμολογέειν τῷ ταῦτα ἐργαϲαμένῳ, αὖθιϲ δὲ τὸ Ἑλληνικόν,
ἐὸν ὅμαιμόν τε καὶ ὁμόγλωϲϲον, καὶ θεῶν ἱδρύματά τε κοινὰ
καὶ θυϲίαι ἤθεά τε ὁμότροπα, τῶν προδόταϲ γενέϲθαι
Ἀθηναίουϲ οὐκ ἂν εὖ ἔχοι. (3) ἐπίϲταϲθέ τε οὕτω, εἰ μὴ
καὶ πρότερον ἐτυγχάνετε ἐπιϲτάμενοι, ἔϲτ᾽ ἂν καὶ εἷϲ περιῇ
Ἀθηναίων, μηδαμὰ ὁμολογήϲονταϲ ἡμέαϲ Ξέρξῃ. ὑμέων
μέντοι ἀγάμεθα τὴν προνοίην τὴν ἐϲ ἡμέαϲ ἔχουϲαν, ὅτι
προείδετε ἡμέων οἰκοφθορημένων οὕτω ὥϲτε ἐπιθρέψαι
ἐθέλειν ἡμέων τοὺϲ οἰκέταϲ. (4) καὶ ὑμῖν μὲν ἡ χάριϲ ἐκπε-
πλήρωται, ἡμεῖϲ μέντοι λιπαρήϲομεν οὕτω ὅκωϲ ἂν ἔχωμεν,
οὐδὲν λυπέοντεϲ ὑμέαϲ. νῦν δέ, ὡϲ οὕτω ἐχόντων, ϲτρατιὴν
ὡϲ τάχιϲτα ἐκπέμπετε. (5) ὡϲ γὰρ ἡμεῖϲ εἰκάζομεν, οὐκ ἑκὰϲ
χρόνου παρέϲται ὁ βάρβαροϲ ἐϲβαλὼν ἐϲ τὴν ἡμετέρην, ἀλλ᾽
ἐπειδὰν τάχιϲτα πύθηται τὴν ἀγγελίην ὅτι οὐδὲν ποιήϲομεν

1827 παθεῖν A: παθέειν d 1828 μὲν d: om. A 1831 an οἴκατε <ἅτε>? 1833 οὐδαμόθι γῆϲ D 1834 μέγα Ar: μεγάλα D 1838 ἐμπεπρηϲμένα d: -ημένα A 1840 τῷ ... ἐργαϲαμένῳ A: τοῖϲ ... -μένοιϲ d 1842 τῶν d: ὧν A 1844 καὶ¹ d: om. A 1846 ἐϲ d: πρὸϲ A ἔχουϲαν d: ἐοῦϲαν A 1849 ἡμεῖϲ A: ἡμέεϲ d 1851 ἡμεῖϲ A: ἡμέεϲ r: ἡμέαϲ D 1853 ἐπειδὰν] ἐπεὰν Bredow τάχιϲτα post πύθηται traiecit Van Herwerden

τῶν ἐκεῖνος ἡμέων προςεδέετο. πρὶν ὦν παρεῖναι ἐκεῖνον ἐς τὴν Ἀττικήν, ἡμέας καιρός ἐςτι προβοηθῆςαι ἐς τὴν Βοιωτίην. οἱ μὲν ταῦτα ὑποκριναμένων Ἀθηναίων ἀπαλλάςςοντο ἐς Ϲπάρτην.

1855 *ἡμέας*] *ὑμέας* Wesseling *προβοηθῆςαι* A: *προς-* d 1856–7 verba *οἱ* ... *Ϲπάρτην* in initio lib. ix iterant Ad

ΙϹΤΟΡΙΩΝ Ι

1 Μαρδόνιοϲ δέ, ὥϲ οἱ ἀπονοϲτήϲαϲ Ἀλέξανδροϲ τὰ παρὰ Ἀθηναίων ἐϲήμηνε, ὁρμηθεὶϲ ἐκ Θεϲϲαλίηϲ ἦγε τὴν ϲτρατιὴν ϲπουδῇ ἐπὶ τὰϲ Ἀθήναϲ· ὅκου δὲ ἑκάϲτοτε γίνοιτο, τούτουϲ παρελάμβανε. τοῖϲι δὲ Θεϲϲαλίηϲ ἡγεομένοιϲι οὔτε τὰ πρὸ τοῦ πεπρηγμένα μετέμελε οὐδὲν πολλῷ τε μᾶλλον ἐπῆγον τὸν Πέρϲην, καὶ ϲυμπροέπεμψέ τε Θώρηξ ὁ Ληριϲαῖοϲ Ξέρξην φεύγοντα καὶ τότε ἐκ τοῦ φανεροῦ παρῆκε Μαρδόνιον ἐπὶ τὴν Ἑλλάδα.

2 ἐπεὶ δὲ πορευόμενοϲ γίνεται ὁ ϲτρατὸϲ ἐν Βοιωτοῖϲι, οἱ Θηβαῖοι κατελάμβανον τὸν Μαρδόνιον καὶ ϲυνεβούλευον αὐτῷ λέγοντεϲ ὡϲ οὐκ εἴη χῶροϲ ἐπιτηδεότεροϲ ἐνϲτρατοπεδεύεϲθαι ἐκείνου, οὐδὲ ἔων ἰέναι ἑκαϲτέρω, ἀλλ' αὐτοῦ ἱζόμενον ποιέειν ὅκωϲ ἀμαχητὶ τὴν πᾶϲαν Ἑλλάδα καταϲτρέψεται. (2) κατὰ μὲν γὰρ τὸ ἰϲχυρὸν Ἕλληναϲ ὁμοφρονέονταϲ, οἵπερ καὶ πάροϲ ταὐτὰ ἐγίνωϲκον, χαλεποὺϲ εἶναι περιγίνεϲθαι καὶ ἅπαϲι ἀνθρώποιϲι· Εἰ δὲ ποιήϲειϲ τὰ ἡμεῖϲ παραινέομεν, ἔφαϲαν λέγοντεϲ, ἕξειϲ ἀπόνωϲ ἅπαντα τὰ ἐκείνων ἴϲχειν βουλεύματα. (3) πέμπε χρήματα ἐϲ τοὺϲ δυναϲτεύονταϲ ἄνδραϲ ἐν τῇϲι πόλιϲι, πέμπων δὲ τὴν Ἑλλάδα διαϲτήϲειϲ· ἐνθεῦτεν δὲ τοὺϲ μὴ τὰ ϲὰ φρονέονταϲ ῥηιδίωϲ μετὰ τῶν ϲταϲιωτέων καταϲτρέψεαι.

6 Ληριϲαῖοϲ AD: Ληριϲϲ- r   7 Ξέρξην A: -ξεα d   9 τὸν A: om. d   11 ἐνϲτρατοπεδεύεϲθαι Ar: ἐνϲτρατεύεϲθαι D   12 ἑκαϲτέρω AD: ἑκατέρω(ι) r   13 καταϲτρέψεται Photius α 1154, Steger: -ηται   14 ταὐτὰ A: ταῦτα d   15 χαλεποὺϲ Pingel: χαλεπὰ   περιγίνεϲθαι A: -γενέϲθαι d   17 ἅπαντα d: πάντα A   ἴϲχειν Corcella: ἰϲχυρὰ d: om. A   20 τῶν AD: om. r   καταϲτρέψεαι AD: -ψαι r

3 οἱ μὲν ταῦτα ϲυνεβούλευον, ὁ δὲ οὐκ ἐπείθετο, ἀλλά οἱ δεινόϲ
τιϲ ἐνέϲτακτο ἵμεροϲ τὰϲ Ἀθήναϲ δεύτερα ἑλεῖν, ἅμα μὲν ὑπ'
ἀγνωμοϲύνηϲ, ἅμα δὲ πυρϲοῖϲι διὰ νήϲων ἐδόκεε βαϲιλέϊ
δηλώϲειν ἐόντι ἐν Cάρδιϲι ὅτι ἔχοι Ἀθήναϲ. (2) ὃϲ οὐδὲ τότε
ἀπικόμενοϲ ἐϲ τὴν Ἀττικὴν εὗρε τοὺϲ Ἀθηναίουϲ, ἀλλ' ἔν τε
Cαλαμῖνι τοὺϲ πλείϲτουϲ ἐπυνθάνετο εἶναι ἔν τε τῇϲι νηυϲί,
αἱρέει τε ἔρημον τὸ ἄϲτυ. ἡ δὲ βαϲιλέοϲ αἵρεϲιϲ ἐϲ τὴν ὑϲτέρην
4 τὴν Μαρδονίου ἐπιϲτρατηίην δεκάμηνοϲ ἐγένετο. ἐπεὶ δὲ
ἐν Ἀθήνῃϲι ἐγένετο ὁ Μαρδόνιοϲ, πέμπει ἐϲ Cαλαμῖνα
Μουρυχίδην ἄνδρα Ἑλληϲπόντιον φέροντα τοὺϲ αὐτοὺϲ
λόγουϲ τοὺϲ καὶ Ἀλέξανδροϲ ὁ Μακεδὼν τοῖϲι Ἀθηναίοιϲι
διεπόρθμευϲε. (2) ταῦτα δὲ τὸ δεύτερον ἀπέϲτελλε παρεχο-
μένων μὲν τῶν Ἀθηναίων οὐ φιλίαϲ γνώμαϲ, ἐλπίζων δέ
ϲφεαϲ ὑπήϲειν τῆϲ ἀγνωμοϲύνηϲ ὡϲ δοριαλώτου ἐούϲηϲ
πάϲηϲ τῆϲ Ἀττικῆϲ χώρηϲ καὶ ἐούϲηϲ ἤδη ὑπ' ἑωυτῷ. τούτων
5 μὲν εἵνεκα ἀπέπεμψε Μουρυχίδην ἐϲ Cαλαμῖνα· ὁ δὲ
ἀπικόμενοϲ ἐπὶ τὴν βουλὴν ἔλεγε τὰ παρὰ Μαρδονίου. τῶν
δὲ βουλευτέων Λυκίδηϲ εἶπε γνώμην ὥϲ οἱ ἐδόκεε ἄμεινον
εἶναι δεξαμένουϲ τὸν λόγον τόν ϲφι Μουρυχίδηϲ προφέρει
ἐξενεῖκαι ἐϲ τὸν δῆμον. (2) ὁ μὲν δὴ ταύτην τὴν γνώμην
ἀπεφαίνετο, εἴτε δὴ δεδεγμένοϲ χρήματα παρὰ Μαρδονίου,
εἴτε καὶ ταῦτά οἱ ἑάνδανε· Ἀθηναῖοι δὲ αὐτίκα δεινὸν
ποιηϲάμενοι, οἵ τε ἐκ τῆϲ βουλῆϲ καὶ οἱ ἔξωθεν, ὡϲ ἐπύθοντο,
περιϲτάντεϲ Λυκίδην κατέλευϲαν βάλλοντεϲ, τὸν δὲ
Ἑλληϲπόντιον Μουρυχίδην ἀπέπεμψαν ἀϲινέα. (3) γενομένου
δὲ θορύβου ἐν τῇ Cαλαμῖνι περὶ τὸν Λυκίδην, πυνθάνονται τὸ

22 τιϲ d: om. A 24 δηλώϲειν] δηλῶϲαι Hude ἔχοι <τὰϲ> d ὃϲ] ὁ δὲ Stein 26 τε A: om. d 29 ἐν A: om. d 31 τοὺϲ d: οὓϲ A 32 παρεχομένων Pingel: προέχων: προϲδοκῶν Krüger 33 ἐλπίζων A: ἐλπίϲαϲ d 34 δοριαλώτου Ar: δορυ- D 35 πάϲηϲ d: om. A ἤδη d: om. A 36 εἵνεκα] ἕν- A: -κε(ν) d 38 οἱ E: *sibi* Valla: om. Ad 39 προφέρει] προϲφ- Const. Porph. 44, 46 Λυκίδην A: -δεα d 45 Μουρυχίδην A: -δέα d: del. Van Herwerden

γινόμενον αἱ γυναῖκες τῶν Ἀθηναίων, διακελευσαμένη δὲ
γυνὴ γυναικὶ καὶ παραλαβοῦσα ἐπὶ τὴν Λυκίδεω οἰκίην ἤισαν
αὐτοκελέες, καὶ κατὰ μὲν ἔλευσαν αὐτοῦ τὴν γυναῖκα, κατὰ
δὲ τὰ τέκνα.

Ἐς δὲ τὴν Ϲαλαμῖνα διέβησαν οἱ Ἀθηναῖοι ὧδε· ἕως μὲν 6
προσεδέκοντο ἐκ τῆς Πελοποννήσου στρατὸν ἥξειν τιμω-
ρήσοντά σφι, οἱ δὲ ἔμενον ἐν τῇ Ἀττικῇ· ἐπεὶ δὲ οἱ μὲν
μακρότερα καὶ σχολαίτερα ἐποίεον, ὁ δὲ ἐπιὼν καὶ δὴ ἐν τῇ
Βοιωτίῃ ἐλέγετο εἶναι, οὕτω δὴ ὑπεξεκομίσαντό τε πάντα
καὶ αὐτοὶ διέβησαν ἐς Ϲαλαμῖνα, ἐς Λακεδαίμονά τε ἔπεμπον
ἀγγέλους ἅμα μὲν μεμψομένους τοῖσι Λακεδαιμονίοισι ὅτι
περιεῖδον ἐσβαλόντα τὸν βάρβαρον ἐς τὴν Ἀττικὴν ἀλλʼ οὐ
μετὰ σφέων ἠντίασαν ἐς τὴν Βοιωτίην, ἅμα δὲ ὑπομνήσοντας
ὅσα σφι ὑπέσχετο ὁ Πέρσης μεταβαλοῦσι δώσειν, προεῖπαί τε
ὅτι εἰ μὴ ἀμυνεῦσι Ἀθηναίοισι, ὡς καὶ αὐτοί τινα
ἀλεωρὴν εὑρήσονται. οἱ γὰρ δὴ Λακεδαιμόνιοι ὅρταζόν τε 7
τοῦτον τὸν χρόνον καί σφι ἦν Ὑακίνθια, περὶ πλείστου δʼ ἦγον
τὰ τοῦ θεοῦ πορσύνειν· ἅμα δὲ τὸ τεῖχός σφι, τὸ ἐν τῷ Ἰσθμῷ
ἐτείχεον, καὶ ἤδη ἐπάλξις ἐλάμβανε. ὡς δὲ ἀπίκοντο ἐς τὴν
Λακεδαίμονα οἱ ἄγγελοι οἱ ἀπʼ Ἀθηναίων, ἅμα ἀγόμενοι
ἔκ τε Μεγάρων ἀγγέλους καὶ ἐκ Πλαταιέων, ἔλεγον τάδε
ἐπελθόντες ἐπὶ τοὺς ἐφόρους· (1) Ἔπεμψαν ἡμέας Ἀθηναῖοι
λέγοντες ὅτι ἡμῖν βασιλεὺς ὁ Μήδων τοῦτο μὲν τὴν χώρην
ἀποδιδοῖ, τοῦτο δὲ συμμάχους ἐθέλει ἐπʼ ἴσῃ τε καὶ ὁμοίῃ
ποιήσασθαι ἄνευ τε δόλου καὶ ἀπάτης, ἐθέλει δὲ καὶ ἄλλην
χώρην πρὸς τῇ ἡμετέρῃ διδόναι, τὴν ἂν αὐτοὶ ἑλώμεθα. (2)
ἡμεῖς δὲ Δία τε Ἑλλήνιον αἰδεσθέντες καὶ τὴν Ἑλλάδα δεινὸν
ποιεύμενοι προδοῦναι οὐ καταινέσαμεν ἀλλʼ ἀπειπάμεθα,
καίπερ ἀδικεόμενοι ὑπʼ Ἑλλήνων καὶ καταπροδιδόμενοι

48 ἤισαν A: ἤ(ι)εσαν d 54 ἐν τῇ Βοιωτίῃ A: ἐς τὴν Βοιωτίην d 57 μεμψομένους d: μεμφ- A 58 ἐσβαλόντα P[pc]: ἐμβ- Ad 63 δʼ A: δὴ d 64 σφι <ἤνετο> Stein 65 καὶ ἤδη] καὶ δὴ Schaefer: ἤδη καὶ Richards: ἤδη Blaydes ἐπάλξις AD: -ξεις r 66 Ἀθηναίων d: -έων A 68 ἐπὶ A: ἐς d

ἐπιϲτάμενοί τε ὅτι κερδαλεώτερόν ἐϲτι ὁμολογέειν τῷ Πέρϲῃ, μᾶλλον ἤ περ πολεμέειν· οὐ μὲν οὐδὲ ὁμολογήϲομεν ἑκόντες εἶναι. καὶ τὸ μὲν ἀπ' ἡμέων οὕτω ἀκίβδηλον νέμεται ἐπὶ τοὺϲ Ἕλληναϲ· (β) ὑμεῖϲ δὲ ἐϲ πᾶϲαν ἀρρωδίην τότε ἀπικόμενοι μὴ ὁμολογήϲωμεν τῷ Πέρϲῃ, ἐπείτε ἐξεμάθετε τὸ ἡμέτερον φρόνημα ϲαφέωϲ, ὅτι οὐδαμὰ προδώϲομεν τὴν Ἑλλάδα, καὶ διότι τεῖχοϲ ὑμῖν διὰ τοῦ Ἰϲθμοῦ ἐλαυνόμενον ἐν τέλεϊ ἐϲτι, καὶ δὴ λόγον οὐδένα τῶν Ἀθηναίων ποιέεϲθε, ϲυνθέμενοί τε ἡμῖν τὸν Πέρϲην ἀντιώϲεϲθαι ἐϲ τὴν Βοιωτίην προδεδώκατε, περιείδετέ τε ἐϲβαλόντα ἐϲ τὴν Ἀττικὴν τὸν βάρβαρον. (2) ἐϲ μέν νυν τὸ παρεὸν Ἀθηναῖοι ὑμῖν μηνίουϲι· οὐ γὰρ ἐποιήϲατε ἐπιτηδέωϲ. νῦν δὲ ὅ τι τάχοϲ ϲτρατιὴν ἅμα ἡμῖν ἐκέλευϲαν ὑμέαϲ ἐκπέμπειν, ὡϲ ἂν τὸν βάρβαρον δεκώμεθα ἐν τῇ Ἀττικῇ· ἐπειδὴ γὰρ ἡμάρτομεν τῆϲ Βοιωτίηϲ, τῆϲ γε ἡμετέρηϲ ἐπιτηδεότατόν ἐϲτι ἐμ-
8 μαχέϲαϲθαι τὸ Θριάϲιον πεδίον. ὡϲ δὲ ἄρα ἤκουϲαν οἱ ἔφοροι ταῦτα, ἀνεβάλλοντο ἐϲ τὴν ὑϲτεραίην ὑποκρίναϲθαι, τῇ δὲ ὑϲτεραίῃ ἐϲ τὴν ἑτέρην· τοῦτο καὶ ἐπὶ δέκα ἡμέραϲ ἐποίεον, ἐξ ἡμέρηϲ ἐϲ ἡμέρην ἀναβαλλόμενοι. ἐν δὲ τούτῳ τῷ χρόνῳ τὸν Ἰϲθμὸν ἐτείχεον ϲπουδὴν ἔχοντεϲ πολλὴν πάντεϲ Πελοποννήϲιοι, καί ϲφι ἦν πρὸϲ τέλεϊ. (2) οὐδ' ἔχω εἰπεῖν τὸ αἴτιον δι' ὅ τι ἀπικομένου μὲν Ἀλεξάνδρου τοῦ Μακεδόνοϲ ἐϲ Ἀθήναϲ ϲπουδὴν μεγάλην ἐποιήϲαντο μὴ μηδίϲαι Ἀθηναίουϲ, τότε δὲ ὤρην ἐποιήϲαντο οὐδεμίαν, ἄλλο γε ἢ ὅτι ὁ Ἰϲθμόϲ ϲφι ἐτετείχιϲτο καὶ ἐδόκεον Ἀθηναίων ἔτι δέεϲθαι οὐδέν· ὅτε δὲ Ἀλέξανδροϲ ἀπίκετο ἐϲ τὴν Ἀττικήν, οὔκω ἀπετετείχιϲτο,
9 ἐργάζοντο δὲ μεγάλωϲ καταρρωδηκότεϲ τοὺϲ Πέρϲαϲ. τέλοϲ

82 <τὸ> διὰ Stein 83 καὶ δὴ] ἤδη Krüger 84 τὸν Πέρϲην] τῷ Πέρϲῃ Reiske 85 ἐϲβαλόντα d: προϲ- A τὸν βάρβαρον ἐϲ τὴν Ἀττικήν D 90 ἐπιτηδεότατόν A: -έϲτατόν d ἐμμαχέϲαϲθαι d: μαχέϲαϲθαι A 92 ἀνεβάλλοντο A: -βάλοντο d ὑποκρίναϲθαι r: -εϲθαι AD: -έεϲθαι Cobet 96 εἰπεῖν AD: εἶπαι r 99 οὐδεμίαν A: -ίην d 100 δέεϲθαι d: δεῖϲθαι A οὐδέν A: οὐδενόϲ d

δὲ τῆς τε ὑποκρίσιος καὶ ἐξόδου τῶν Ϲπαρτιητέων ἐγένετο τρόπος τοιόσδε· τῇ προτεραίῃ τῆς ὑστάτης καταστάσιος μελλούσης ἔσεσθαι Χίλεος ἀνὴρ Τεγεήτης, δυνάμενος ἐν Λακεδαίμονι μέγιστον ξείνων, τῶν ἐφόρων ἐπύθετο πάντα λόγον, τὸν δὴ οἱ Ἀθηναῖοι ἔλεγον. (2) ἀκούσας δὲ ταῦτα ὁ Χίλεος ἔλεγε ἄρα σφι τάδε· Οὕτως ἔχει, ἄνδρες ἔφοροι· Ἀθηναίων ἡμῖν ἐόντων μὴ ἀρθμίων, τῷ δὲ βαρβάρῳ συμμάχων, καίπερ τείχεος διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένου καρτεροῦ, μεγάλαι κλεισιάδες ἀναπεπτέαται ἐς τὴν Πελοπόννησον τῷ Πέρσῃ. ἀλλ' ἐσακούσατε, πρίν τι ἄλλο Ἀθηναίοισι δόξαι σφάλμα φέρον τῇ Ἑλλάδι. ὁ μέν σφι ταῦτα 10
συνεβούλευε· οἱ δὲ φρενὶ λαβόντες τὸν λόγον αὐτίκα, φράσαντες οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων, νυκτὸς ἔτι ἐκπέμπουσι πεντακισχιλίους Ϲπαρτιητέων καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντες τῶν εἱλωτέων, Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτρέψαντες ἐξάγειν. (2) ἐγίνετο μέν νυν ἡ ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω· ἀλλ' ὁ μὲν ἦν ἔτι παῖς, ὁ δὲ τούτου ἐπίτροπός τε καὶ ἀνεψιός. Κλεόμβροτος γὰρ ὁ Παυσανίεω μὲν πατήρ, Ἀναξανδρίδεω δὲ παῖς οὐκέτι περιῆν, ἀλλ' ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχος δείμασαν μετὰ ταῦτα οὐ πολλόν τινα χρόνον βιοὺς ἀπέθανε. (3) ἀπῆγε δὲ τὴν στρατιὴν ὁ Κλεόμβροτος ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε· θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ, ὁ ἥλιος ἀμαυρώθη ἐν τῷ οὐρανῷ. προσαιρέεται δὲ ἑωυτῷ Παυσανίης Εὐρυάνακτα τὸν Δωριέος, ἄνδρα οἰκίης ἐόντα τῆς αὐτῆς. οἱ μὲν δὴ σὺν Παυσανίῃ ἐξεληλύθεσαν ἔξω Ϲπάρτης· οἱ δὲ 11

105 *Χίλεος*] *Χείλεως* D manu recentiore, Plut. *Mor.* 871 F 107 *ταῦτα* **d**: om. A 109 *ἡμῖν* <*μὲν*> Van Herwerden *μὴ ἐόντων* **d** *τῷ δὲ* AD: *τῷδε τῷ* **r** 111 *κλεισιάδες* Maas: *κλισ-* 113 <*ἐς*> *σφάλμα* Richards 114 *δὲ* <*ἐν*> **d** 116 *πεντακισχιλίους* AD: *-ίων* **r** 117 *καὶ ... εἱλωτέων* (*-των* A): om. **r** *τάξαντες* D: *ἐπιτάξαντες* A 118 *ἐγίνετο μέν νυν* **d**: *ἐγένετο μὲν* A 120 *ἀνεψιὸς* <*Κλεόμβροτος*> **d** 122 *τὴν*[2] A: om. **d** 123 *χρόνον τινὰ* A 126 *ἑωυτῷ* <*ὁ*> **d**

ἄγγελοι, ὡϲ ἡμέρη ἐγεγόνεε, οὐδὲν εἰδότεϲ περὶ τῆϲ ἐξόδου ἐπῆλθον ἐπὶ τοὺϲ ἐφόρουϲ, ἐν νόῳ δὴ ἔχοντεϲ ἀπαλλάϲϲεϲθαι καὶ αὐτοὶ ἐπὶ τὴν ἑωυτοῦ ἕκαϲτοϲ· ἐπελθόντεϲ δὲ ἔλεγον τάδε· Ὑμεῖϲ μέν, ὦ Λακεδαιμόνιοι, αὐτοῦ τῇδε μένοντεϲ Ὑακίνθιά τε ἄγετε καὶ παίζετε, καταπροδόντεϲ τοὺϲ ϲυμμάχουϲ· Ἀθηναῖοι δὲ ὡϲ ἀδικεόμενοι ὑπὸ ὑμέων χήτεϊ τε ϲυμμάχων καταλύϲονται τῷ Πέρϲῃ οὕτωϲ ὅκωϲ ἂν δύνωνται. (2) καταλυϲάμενοι δέ, δῆλα γὰρ ὅτι ϲύμμαχοι βαϲιλέοϲ γινόμεθα, ϲυϲτρατευϲόμεθα ἐπὶ τὴν ἂν ἐκεῖνοι ἐξηγέωνται. ὑμεῖϲ δὲ τὸ ἐνθεῦτεν μαθήϲεϲθε ὁκοῖον ἄν τι ὑμῖν ἐξ αὐτοῦ ἐκβαίνῃ. ταῦτα λεγόντων τῶν ἀγγέλων οἱ ἔφοροι εἶπαν ἐπ' ὅρκου καὶ δὴ δοκέειν εἶναι ἐν Ὀρεϲθείῳ ϲτίχονταϲ ἐπὶ τοὺϲ ξείνουϲ· ξείνουϲ γὰρ ἐκάλεον τοὺϲ βαρβάρουϲ. (3) οἱ δὲ ὡϲ οὐκ εἰδότεϲ ἐπειρώτων τὸ λεγόμενον, ἐπειρόμενοι δὲ ἐξέμαθον πᾶν τὸ ἐόν, ὥϲτε ἐν θώματι γενόμενοι ἐπορεύοντο τὴν ταχίϲτην διώκοντεϲ· ϲὺν δέ ϲφι τῶν περιοίκων Λακεδαιμονίων λογάδεϲ πεντακιϲχίλιοι τὠυτὸ τοῦτο ἐποίεον.

12 Οἱ μὲν δὴ ἐϲ τὸν Ἰϲθμὸν ἠπείγοντο· Ἀργεῖοι δὲ ἐπείτε τάχιϲτα ἐπύθοντο τοὺϲ μετὰ Παυϲανίεω ἐξεληλυθόταϲ ἐκ Ϲπάρτηϲ, πέμπουϲι κήρυκα τῶν ἡμεροδρόμων ἀνευρόντεϲ τὸν ἄριϲτον ἐϲ τὴν Ἀττικήν, πρότερον αὐτοὶ Μαρδονίῳ ὑποδεξάμενοι ϲχήϲειν τὸν Ϲπαρτιήτην μὴ ἐξιέναι· (2) ὃϲ ἐπείτε ἀπίκετο ἐϲ τὰϲ Ἀθήναϲ, ἔλεγε τάδε· Μαρδόνιε, ἔπεμψάν με Ἀργεῖοι φράϲοντά τοι ὅτι ἐκ Λακεδαίμονοϲ ἐξελήλυθε ἡ νεότηϲ, καὶ ὡϲ οὐ δυνατοὶ αὐτὴν ἴϲχειν εἰϲὶ

134 *τε* A: om. d 136 *ὅτι* <*εἰ*> r *βαϲιλέοϲ* Ar: *-έωϲ* D 137 *γινόμεθα* AD: *γεν-* r *ϲυϲτρατευϲόμεθα* Ar: *-ευόμεθα* D *τὴν* d: *ἣν* A 138 *μαθήϲεϲθε* Ar: *μαχήϲεϲθε* D 139 *ταῦτα* <*δὲ*> d 140 *ἐπ' ὅρκου* d: *ἐφόρκου* A *εἶναι* <*τοὺϲ ϲφετέρουϲ ἄνδραϲ*> ex gr. Macan *Ὀρεϲθείῳ* A: *-ϲτίῳ* d *ϲτίχονταϲ* D[ac]r: *ϲτείχ-* A 141 *ἐκάλεον* A: *ἐκάλουν* d 142 *ἐπειρώτων* A: *-ώτεον* d 145 *Λακεδαιμονίων* del. Van Herwerden *πεντακιϲχίλιοι* <*ὁπλῖται*> A 150 *αὐτοὶ* A: *αὐτῷ* d 152 *ἐπείτε* A: *ἐπεὶ* d 153 *τοι* d: *ϲοι* A 154 *αὐτὴν* A: *αὐτοὶ* d *ἴϲχειν* d: *ἔχειν* A

Ἀργεῖοι μὴ οὐκ ἐξιέναι. πρὸϲ ταῦτα τύγχανε εὖ βουλευ-
όμενοϲ. ὁ μὲν δὴ εἴπαϲ ταῦτα ἀπαλλάϲϲετο ὀπίϲω, 13
Μαρδόνιοϲ δὲ οὐδαμῶϲ ἔτι πρόθυμοϲ ἦν μένειν ἐν τῇ Ἀττικῇ,
ὡϲ ἤκουϲε ταῦτα. πρὶν μέν νυν ἢ πυθέϲθαι ἀνεκώχευε, θέλων
εἰδέναι τὸ παρ' Ἀθηναίων, ὁκοῖόν τι ποιήϲουϲι, καὶ οὔτε
ἐπήμαινε οὔτε ἐϲίνετο γῆν τὴν Ἀττικήν, ἐλπίζων διὰ παντὸϲ
τοῦ χρόνου ὁμολογήϲειν ϲφεαϲ· (2) ἐπεὶ δὲ οὐκ ἔπειθε, πυθό-
μενοϲ τὸν πάντα λόγον, πρὶν ἢ τοὺϲ μετὰ Παυϲανίεω ἐϲ τὸν
Ἰϲθμὸν ἐϲβαλεῖν, ὑπεξεχώρεε ἐμπρήϲαϲ τε τὰϲ Ἀθήναϲ, καὶ εἴ
κού τι ὀρθὸν ἦν τῶν τειχέων ἢ τῶν οἰκημάτων ἢ τῶν ἱρῶν,
πάντα καταβαλὼν καὶ ϲυγχώϲαϲ· (3) ἐξήλαυνε δὲ τῶνδε
εἵνεκεν, ὅτι οὔτε ἱππαϲίμη ἡ χώρη ἦν ἡ Ἀττική, εἴ τε νικῷτο
ϲυμβαλών, ἀπάλλαξιϲ οὐκ ἦν ὅτι μὴ κατὰ ϲτεινόν, ὥϲτε
κἂν ὀλίγουϲ ϲφεαϲ ἀνθρώπουϲ ἴϲχειν· ἐβουλεύετο ὦν ἐπανα-
χωρήϲαϲ ἐϲ τὰϲ Θήβαϲ ϲυμβαλεῖν πρὸϲ πόλι τε φιλίῃ καὶ
<ἐν> χώρῃ ἱππαϲίμῳ. Μαρδόνιοϲ μὲν δὴ ὑπεξεχώρεε, ἤδη 14
δὲ ἐν τῇ ὁδῷ ἐόντι αὐτῷ ἦλθε ἀγγελίη πρόδρομοϲ ἄλλην
ϲτρατιὴν ἥκειν ἐϲ Μέγαρα, Λακεδαιμονίων χιλίουϲ. πυθό-
μενοϲ δὲ ταῦτα ἐβουλεύετο, θέλων εἴ κωϲ τούτουϲ πρῶτον
ἕλοι. ὑποϲτρέψαϲ δὲ τὴν ϲτρατιὴν ἦγε ἐπὶ τὰ Μέγαρα· ἡ δὲ
ἵπποϲ προελθοῦϲα κατιππάϲατο χώρην τὴν Μεγαρίδα, ἐϲ
ταύτην δὴ ἑκαϲτάτω τῆϲ Εὐρώπηϲ τὸ πρὸϲ ἡλίου δύνοντοϲ
ἡ Περϲικὴ ϲτρατιὴ αὕτη ἀπίκετο. μετὰ δὲ ταῦτα Μαρδονίῳ 15
ἦλθε ἀγγελίη ὡϲ ἀλέεϲ εἴηϲαν οἱ Ἕλληνεϲ ἐν τῷ Ἰϲθμῷ. οὕτω
δὴ ὀπίϲω ἐπορεύετο διὰ Δεκελέηϲ· οἱ γὰρ Βοιωτάρχαι
μετεπέμψαντο τῶν προϲχώρων τοὺϲ Ἀϲωπίουϲ, οὗτοι δὲ

158 ἢ A: om. **d**   160 ἐϲίνετο A: -έετο **d**   161 τοῦ χρόνου A**d**: om. S   162 τὸν¹ **d**: om. A   163 ἐϲβαλεῖν **d**: ἐμ- A   165 δὲ **d**: om. A   166 aut ἡ (quod om. BC) aut ἡ Ἀττική fortasse delendum   168 κἂν Blaydes: καὶ **d**: om. A   169 Θήβαϲ AD: Ἀθήναϲ **r**   ϲυμβαλεῖν A: -βάλλειν **d**   170 suppl. Schweighäuser   χώρῃ <τῇ> **d**: χώρῳ Stein   ὑπεξεχώρεε A: ὑπεχώρεε **d**   171 πρόδρομοϲ] -ον Schweighäuser   173 θέλων del. Reiske: ἐλθὼν Pingel   175 προελθοῦϲα **d**: προϲ- A   176 δὴ A: δὲ **d**   177 αὕτη ϲτρατιή **d**   179 Δεκελέηϲ **d**: -είηϲ A   180 τῶν προϲχώρων τοὺϲ Ἀϲωπίουϲ Wilson: τοὺϲ -ουϲ τῶν -ων

αὐτῷ τὴν ὁδὸν ἡγέοντο ἐϲ Ϲφενδαλέαϲ, ἐνθεῦτεν δὲ ἐϲ Τάναγραν. (2) ἐν Τανάγρῃ δὲ νύκτα ἐναυλιϲάμενοϲ καὶ τραπόμενοϲ τῇ ὑϲτεραίῃ ἐϲ Ϲκῶλον ἐν γῇ τῇ Θηβαίων ἦν. ἐνθαῦτα δὲ τῶν Θηβαίων καίπερ μηδιζόντων ἔκειρε τοὺϲ χώρουϲ, οὔτι κατὰ ἔχθοϲ αὐτῶν ἀλλ' ὑπ' ἀναγκαίηϲ μεγάληϲ ἐχόμενοϲ, βουλόμενοϲ ἔρυμά τε τῷ ϲτρατοπέδῳ ποιήϲαϲθαι, καὶ ἦν ϲυμβαλόντι οἱ μὴ ἐκβαίνῃ ὁκοῖόν τι ἐθέλοι, κρηϲφύγετον τοῦτο ἐποιέετο. (3) παρῆκε δὲ αὐτοῦ τὸ ϲτρατόπεδον ἀρξάμενον ἀπὸ Ἐρυθρέων παρὰ Ὑϲιάϲ, κατέτεινε δὲ ἐϲ τὴν Πλαταιίδα γῆν, παρὰ τὸν Ἀϲωπὸν ποταμὸν τεταγμένον. οὐ μέντοι τό γε τεῖχοϲ τοϲοῦτο ἐποιέετο, ἀλλ' ὡϲ ἐπὶ δέκα ϲταδίουϲ μάλιϲτά κῃ μέτωπον ἕκαϲτον.

(4) Ἐχόντων δὲ τὸν πόνον τοῦτον τῶν βαρβάρων Ἀτταγῖνοϲ ὁ Φρύνωνοϲ ἀνὴρ Θηβαῖοϲ παραϲκευαϲάμενοϲ μεγάλωϲ ἐκάλεε ἐπὶ ξείνια αὐτόν τε Μαρδόνιον καὶ πεντήκοντα Περϲέων τοὺϲ λογιμωτάτουϲ, κληθέντεϲ δὲ οὗτοι εἵποντο· ἦν
16 *δὲ τὸ δεῖπνον ποιεύμενον ἐν Θήβῃϲι. τάδε δὲ ἤδη τὰ ἐπίλοιπα ἤκουον Θερϲάνδρου ἀνδρὸϲ μὲν Ὀρχομενίου, λογίμου δὲ ἐϲ τὰ πρῶτα ἐν Ὀρχομενῷ. ἔφη δὲ ὁ Θέρϲανδροϲ κληθῆναι καὶ αὐτὸϲ ὑπὸ Ἀτταγίνου ἐπὶ τὸ δεῖπνον τοῦτο, κληθῆναι δὲ καὶ Θηβαίων ἄνδραϲ πεντήκοντα, καί ϲφεων οὐ χωρὶϲ ἑκατέρουϲ κλῖναι, ἀλλὰ Πέρϲην τε καὶ Θηβαῖον ἐν κλίνῃ ἑκάϲτῃ. (2) ὡϲ δὲ ἀπὸ δείπνου ἦϲαν, διαπινόντων τὸν Πέρϲην τὸν ὁμόκλινον Ἑλλάδα γλῶϲϲαν ἱέντα εἰρέϲθαι αὐτὸν ὁποδαπόϲ ἐϲτι, αὐτὸϲ δὲ ὑποκρίναϲθαι ὡϲ εἴη Ὀρχομένιοϲ. τὸν δὲ εἰπεῖν· Ἐπεί νυν ὁμοτράπεζόϲ τέ μοι καὶ ὁμόϲπονδοϲ ἐγένεο, μνημόϲυνά τοι γνώμηϲ τῆϲ ἐμῆϲ καταλιπέϲθαι θέλω, ἵνα καὶ προειδὼϲ*

182 *Τάναγραν* A: *Tανάγρην* d 186 *βουλόμενοϲ* d: om. A an *τε ἔρυμα* vel *ἔρυμά τι* scribendum? *τε* del. Legrand *ϲτρατοπέδῳ* d: *ϲτρατῷ* A 187 *ἐθέλοι* A: *θέλῃ* d 191 *τοϲοῦτο* A: *οὕτω* d 195 possis *πεντήκοντα* post *λογιμωτάτουϲ* traicere vel *Πέρϲαϲ τῶν λογιμωτάτων* conicere 196 *δὲ* Ar: om. D 197 *τάδε δὲ* AR: *τὰ* d 201 *ϲφεων* Ad: *ϲφεαϲ* E 202 *κλῖναι*] *κλιθῆναι* Reiske 204 *ὁποδαπόϲ* A: *ποδαπόϲ* d 207 *θέλω* A: *ἐθέλω* d

αὐτὸϲ περὶ ϲεωυτοῦ βουλεύεϲθαι ἔχῃϲ τὰ ϲυμφέροντα. (3) ὁρᾷϲ τούτουϲ τοὺϲ δαινυμένουϲ Πέρϲαϲ καὶ τὸν ϲτρατὸν τὸν ἐλίπομεν ἐπὶ τῷ ποταμῷ ϲτρατοπεδευόμενον; τούτων πάντων ὄψεαι ὀλίγου τινὸϲ χρόνου διελθόντοϲ ὀλίγουϲ τινὰϲ τοὺϲ περιγενομένουϲ. ταῦτα ἅμα τε τὸν Πέρϲην λέγειν καὶ μετιέναι πολλὰ τῶν δακρύων. (4) αὐτὸϲ δὲ θωμάϲαϲ τὸν λόγον εἰπεῖν πρὸϲ αὐτόν· Οὐκῶν Μαρδονίῳ τε ταῦτα χρεόν ἐϲτι λέγειν καὶ τοῖϲι μετ' ἐκεῖνον ἐν αἴνῃ ἐοῦϲι Περϲέων; τὸν δὲ μετὰ ταῦτα εἰπεῖν· Ξεῖνε, ὅ τι δεῖ γενέϲθαι ἐκ τοῦ θεοῦ, ἀμήχανον ἀποτρέψαι ἀνθρώπῳ· (5) ταῦτα δὲ Περϲέων ϲυχνοὶ ἐπιϲτάμενοι ἑπόμεθα ἀναγκαίῃ ἐνδεδεμένοι. οὐδὲ γὰρ πιϲτὰ λέγουϲι ἐθέλει πείθεϲθαι οὐδείϲ. ἐχθίϲτη δὲ ὀδύνη ἐϲτὶ τῶν ἐν ἀνθρώποιϲι αὕτη, πολλὰ φρονέοντα μηδενὸϲ κρατέειν. ταῦτα μὲν τοῦ Ὀρχομενίου Θερϲάνδρου ἤκουον, καὶ τάδε πρὸϲ τούτοιϲι, ὡϲ αὐτὸϲ αὐτίκα λέγοι ταῦτα πρὸϲ ἀνθρώπουϲ πρότερον ἢ γενέϲθαι ἐν Πλαταιῇϲι τὴν μάχην.

Μαρδονίου δὲ ἐν τῇ Βοιωτίῃ ϲτρατοπεδευομένου οἱ μὲν 17
ἄλλοι παρείχοντο ἅπαντεϲ ϲτρατιὴν καὶ ϲυνεϲέβαλον ἐϲ Ἀθήναϲ ὅϲοιπερ ἐμήδιζον Ἑλλήνων τῶν ταύτῃ οἰκημένων, μοῦνοι δὲ Φωκέεϲ οὐ ϲυνεϲέβαλον· ἐμήδιζον γὰρ δὴ ϲφόδρα καὶ οὗτοι, οὐκ ἑκόντεϲ ἀλλ' ὑπ' ἀναγκαίηϲ. (2) ἡμέρῃϲι δὲ οὐ πολλῇϲι μετὰ τὴν ἄπιξιν τὴν ἐϲ Θήβαϲ ὕϲτερον ἦλθον αὐτῶν ὁπλῖται χίλιοι· ἦγε δὲ αὐτοὺϲ Ἁρμοκύδηϲ ἀνὴρ τῶν ἀϲτῶν δυνατώτατοϲ. ἐπεὶ δὲ ἀπίκατο καὶ οὗτοι ἐϲ Θήβαϲ, πέμψαϲ ὁ Μαρδόνιοϲ ἱππέαϲ ἐκέλευϲέ ϲφεαϲ ἐπ' ἑωυτῶν ἐν τῷ πεδίῳ ἵζεϲθαι. (3) ἐπεὶ δὲ ἐποίηϲαν ταῦτα, αὐτίκα παρῆν ἵπποϲ

212 τε ἅμα d   214 fortasse οὔκων scribendum   218–19 οὐδὲ ... οὐδείϲ post ἀνθρώπῳ (217) tradita huc traiecit Powell   219 ἐθέλει A: θέλει (post πείθεϲθαι traiectum) d   ἐϲτὶ post ἀνθρώποιϲι traiecit d, del. Hude   221 τοῦ d: om. A   222 πρὸϲ <ἄλλουϲ> Valckenaer, <πολλοὺϲ> Richards: *aliis* Valla   224 ϲτρατοπεδευομένου A: ϲτρατευομένου d   225 ϲυνεϲέβαλον A: ϲυνέβαλλον d   227 δὴ A: om. d   229 αὐτῶν A: αὐτέων d   231 δυνατώτατοϲ A: δοκιμώτατοϲ d   ἐϲ <τὰϲ> d   232 ἱππέαϲ ὁ Μαρδόνιοϲ d   ἱππέαϲ del. Kallenberg   ἐκέλευϲε A: -ευε d   ἐπ' AD: ἀπ' r   233 ἐπεὶ A: ὡϲ d   παρῆν <ἡ> d

ἢ ἅπαcα. μετὰ δὲ ταῦτα διεξῆλθε μὲν διὰ τοῦ cτρατοπέδου τοῦ Ἑλληνικοῦ τοῦ μετὰ Μήδων ἐόντοc φήμη ὡc κατακοντιεῖ cφεαc, διεξῆλθε δὲ δι' αὐτῶν Φωκέων τὠυτὸ τοῦτο. (4) ἔνθα δή cφι ὁ cτρατηγὸc Ἁρμοκύδηc παραίνεε λέγων τοιάδε· Ὦ Φωκέεc, πρόδηλα γὰρ ὅτι ἡμέαc οὗτοι οἱ ἄνθρωποι μέλλουcι προόπτῳ θανάτῳ δώcειν, διαβεβλημένουc ὑπὸ Θεccαλῶν, ὡc ἐγὼ εἰκάζω· νῦν ὦν ἄνδρα πάντα τινὰ ὑμέων χρεόν ἐcτι γενέcθαι ἀγαθόν· κρέccον γὰρ ποιεῦντάc τι καὶ ἀμυνομένουc τελευτῆcαι τὸν αἰῶνα ἤπερ παρέχονταc διαφθαρῆναι αἰcχίcτῳ μόρῳ. ἀλλὰ μαθέτω τιc αὐτῶν ὅτι ἐόντεc βάρβαροι
18 ἐπ' Ἕλληcι ἀνδράcι φόνον ἔρραψαν. ὁ μὲν ταῦτα παραίνεε·
οἱ δὲ ἱππέεc ἐπείτέ cφεαc ἐκυκλώcαντο, ἐπήλαυνον ὡc ἀπολέοντεc, καὶ δὴ διετείνοντο τὰ βέλεα ὡc ἀπήcοντεc, καί κού τιc καὶ ἀπῆκε. καὶ οἳ ἀντίοι ἔcτηcαν, πάντῃ cυcτρέψαντεc ἑωυτοὺc καὶ πυκνώcαντεc ὡc μάλιcτα. (2) ἐνθαῦτα οἱ ἱππόται ὑπέcτρεφον καὶ ἀπήλαυνον ὀπίcω. οὐκ ἔχω δ' ἀτρεκέωc εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντεc τοὺc Φωκέαc δεηθέντων Θεccαλῶν, ἐπεὶ δὲ ὥρων πρὸc ἀλέξηcιν τραπομένουc, δείcαντεc μὴ καὶ cφίcι γένηται τρῶμα, οὕτω δὴ ἀπήλαυνον ὀπίcω (ὥc γάρ cφι ἐνετείλατο Μαρδόνιοc) οὔτ' εἰ αὐτῶν πειρηθῆναι ἠθέληcε εἴ τι ἀλκῆc μετέχουcι. (3) ὡc δὲ ὀπίcω ἀπήλαcαν οἱ ἱππόται, πέμψαc Μαρδόνιοc κήρυκα ἔλεγε τάδε· Θαρcέετε, ὦ Φωκέεc· ἄνδρεc γὰρ ἐφάνητε ἐόντεc ἀγαθοί, οὐκ ὡc ἐγὼ ἐπυνθανόμην. καὶ νῦν προθύμωc φέρετε τὸν πόλεμον τοῦτον· εὐεργεcίῃcι γὰρ οὐ νικήcετε οὔτ' ὦν ἐμὲ οὔτε βαcιλέα. τὰ περὶ Φωκέων μὲν ἐc τοcοῦτο ἐγένετο·

240 ὦν d: om. A πάντα τινὰ ἄνδρα d ὑμέων Ar: ἡμέων D 241 γενέcθαι A: γίν- d 243 αὐτῶν Ar: om. D 244 μὲν <ὦν> Stephanus 245 ἐπείτε d: ἐπεί A 246 ἀπολέοντεc A: -εῦντεc d καὶ δὴ <καὶ> B ἀπήcοντεc d: ἀφη- A 247 ἀπῆκε d: ἀφῆκε A 248 cυcτρέψαντεc d: cτρέψαντεc A πυκνώcαντεc A: κυκλώcαντεc d 251 ὥρων d: ἑώρων A 252 τρῶμα D: τρώματα Ar 255 ἀπήλαcαν Ar: ἀπήλαυνον D 258 τοῦτον Ar: om. D 259 τοcοῦτο AD: -ον r

Λακεδαιμόνιοι δὲ ὡϲ ἐϲ τὸν Ἰϲθμὸν ἦλθον, ἐν τούτῳ ἐϲτρατο- 19
πεδεύοντο. πυνθανόμενοι δὲ ταῦτα οἱ λοιποὶ Πελοποννήϲιοι
τοῖϲι τὰ ἀμείνω ἑάνδανε, οἱ δὲ καὶ ὁρῶντεϲ ἐξιόνταϲ Ϲπαρ-
τιήταϲ, οὐκ ἐδικαίευν λείπεϲθαι τῆϲ ἐξόδου {Λακεδαι-
μονίων}. (2) ἐκ δὴ ὦν τοῦ Ἰϲθμοῦ καλλιερηϲάντων τῶν ἱρῶν
ἐπορεύοντο πάντεϲ καὶ ἀπικνέονται ἐϲ Ἐλευϲῖνα· ποιήϲαντεϲ
δὲ καὶ ἐνθαῦτα ἱρά, ὥϲ ϲφι ἐκαλλιέρεε, τὸ πρόϲω ἐπορεύοντο,
Ἀθηναῖοι δὲ ἅμα αὐτοῖϲι, διαβάντεϲ μὲν ἐκ Ϲαλαμῖνοϲ,
ϲυμμιγέντεϲ δὲ ἐν Ἐλευϲῖνι. (3) ὡϲ δὲ ἄρα ἀπίκοντο τῆϲ
Βοιωτίηϲ ἐϲ Ἐρυθράϲ, ἔμαθόν τε δὴ τοὺϲ βαρβάρουϲ ἐπὶ
τῷ Ἀϲωπῷ ϲτρατοπεδευομένουϲ, φραϲθέντεϲ δὲ τοῦτο
ἀντετάϲϲοντο ἐπὶ τῆϲ ὑπωρείηϲ τοῦ Κιθαιρῶνοϲ. Μαρδόνιοϲ 20
δέ, ὡϲ οὐ κατέβαινον οἱ Ἕλληνεϲ ἐϲ τὸ πεδίον, πέμπει ἐϲ
αὐτοὺϲ πᾶϲαν τὴν ἵππον, τῆϲ ἱππάρχεε Μαϲίϲτιοϲ
εὐδοκιμέων παρὰ Πέρϲῃϲι, τὸν Ἕλληνεϲ Μακίϲτιον καλέουϲι,
ἵππον ἔχων Νηϲαῖον χρυϲοχάλινόν τε καὶ ἄλλωϲ κεκοϲμη-
μένον καλῶϲ. ἐνθαῦτα ὡϲ προϲήλαϲαν οἱ ἱππόται πρὸϲ τοὺϲ
Ἕλληναϲ, προϲέβαλλον κατὰ τέλεα, προϲβάλλοντεϲ δὲ κακὰ
μεγάλα ἐργάζοντο καὶ γυναῖκάϲ ϲφεαϲ ἀπεκάλεον. κατὰ 21
ϲυντυχίην δὲ Μεγαρέεϲ ἔτυχον ταχθέντεϲ τῇ τε ἐπιμαχώτα-
τον ἦν τοῦ χώρου παντόϲ, καὶ ἡ πρόϲοδοϲ μάλιϲτα ταύτῃ
ἐγίνετο τῇ ἵππῳ. προϲβαλλούϲηϲ ὦν τῆϲ ἵππου οἱ Μεγαρέεϲ
πιεζόμενοι ἔπεμπον ἐπὶ τοὺϲ ϲτρατηγοὺϲ τῶν Ἑλλήνων
κήρυκα, ἀπικόμενοϲ δὲ ὁ κῆρυξ πρὸϲ αὐτοὺϲ ἔλεγε τάδε·
Μεγαρέεϲ λέγουϲι· (2) Ἡμεῖϲ, ἄνδρεϲ ϲύμμαχοι, οὐ δυνατοί
εἰμεν τὴν Περϲέων ἵππον δέκεϲθαι μοῦνοι, ἔχοντεϲ ϲτάϲιν
ταύτην ἐϲ τὴν ἔϲτημεν ἀρχήν· ἀλλὰ καὶ ἐϲ τόδε λιπαρίῃ τε

263 del. Stein 264 τῶν ἱρῶν del. Krüger 266 ἐκαλλιέρεε, τὸ Süvern: -έετο 270 δὲ] τε Schaefer 274 Μακίϲτιον] Μαιϲίϲτιον dubitanter M.L. West 275 τε d: om. A 277 προϲέβαλλον A: -έβαλον d προϲβάλλοντεϲ Eustathius ad Il. 668. 45: -βαλόν- 279 τῇ Bekker: ᾗ τε d: τὸ A 280 χώρου D: χωρίου Ar ἡ d: om. A 281 προϲβαλλούϲηϲ A: -βαλ- d 286 ἐϲ τὴν A: ἐπ' ἣν d

καὶ ἀρετῇ ἀντέχομεν καίπερ πιεζόμενοι. νῦν δὲ εἰ μή τινας ἄλλουϲ πέμψετε διαδόχουϲ τῆϲ τάξιοϲ, ἴϲτε ἡμέαϲ ἐκλείψονταϲ τὴν τάξιν. (3) ὁ μὲν δή ϲφι ταῦτα ἀπήγγελλε, Παυϲανίηϲ δὲ ἀπεπειρᾶτο τῶν Ἑλλήνων εἴ τινεϲ ἐθέλοιεν ἄλλοι ἐθελονταὶ ἰέναι τε ἐϲ τὸν χῶρον τοῦτον καὶ τάϲϲεϲθαι διάδοχοι Μεγαρεῦϲι. οὐ βουλομένων δὲ τῶν ἄλλων Ἀθηναῖοι ὑπεδέξαντο καὶ Ἀθηναίων οἱ τριηκόϲιοι λογάδεϲ, τῶν
22 ἐλοχήγεε Ὀλυμπιόδωροϲ ὁ Λάμπωνοϲ. οὗτοι ἦϲαν οἵ τε ὑποδεξάμενοι καὶ οἱ πρὸ τῶν ἄλλων τῶν παρεόντων Ἑλλήνων ἐϲ Ἐρυθρὰϲ ταχθέντεϲ, τοὺϲ τοξόταϲ προϲελόμενοι. μαχομένων δέ ϲφεων ἐπὶ χρόνον τέλοϲ τοιόνδε ἐγένετο τῆϲ μάχηϲ· προϲβαλλούϲηϲ τῆϲ ἵππου κατὰ τέλεα ὁ Μαϲιϲτίου προέχων τῶν ἄλλων ἵπποϲ βάλλεται τοξεύματι τὰ πλευρά, ἀλγήϲαϲ δὲ ἵϲταταί τε ὀρθὸϲ καὶ ἀποϲείεται τὸν Μαϲίϲτιον. (2) πεϲόντι δὲ αὐτῷ οἱ Ἀθηναῖοι αὐτίκα ἐπεκέατο. τόν τε δὴ ἵππον αὐτοῦ λαμβάνουϲι καὶ αὐτὸν ἀμυνόμενον κτείνουϲι, κατ' ἀρχὰϲ οὐ δυνάμενοι. ἐνεϲκεύαϲτο γὰρ οὕτωϲ· ἐντὸϲ θώρηκα εἶχε χρύϲεον λεπιδωτόν, κατύπερθε δὲ τοῦ θώρηκοϲ κιθῶνα φοινίκεον ἐνεδεδύκεε. τύπτοντεϲ δὲ ἐϲ τὸν θώρηκα ἐποίευν οὐδέν, πρίν γε δὴ μαθών τιϲ τὸ ποιεύμενον παίει μιν ἐϲ τὸν ὀφθαλμόν. οὕτω δὴ ἔπεϲέ τε καὶ ἀπέθανε. (3) ταῦτα δέ κωϲ γινόμενα ἐλελήθεε τοὺϲ ἄλλουϲ ἱππέαϲ· οὔτε γὰρ πεϲόντα μιν εἶδον ἀπὸ τοῦ ἵππου οὔτε ἀποθνήϲκοντα, ἀναχωρήϲιόϲ τε γινομένηϲ καὶ ὑποϲτροφῆϲ οὐκ ἔμαθον τὸ γινόμενον. ἐπείτε δὲ ἔϲτηϲαν, αὐτίκα ἐπόθεϲαν, ὥϲ ϲφεαϲ οὐδεὶϲ ἦν ὁ τάϲϲων· μαθόντεϲ δὲ τὸ γεγονόϲ, διακελευϲάμενοι ἤλαυνον τοὺϲ ἵππουϲ πάντεϲ, ὡϲ ἂν τόν γε νεκρὸν ἀνελοίατο.

287 πιεζόμενοι A: -εύμενοι d δὲ Wilson: τε 288 διαδόχουϲ πέμψητε d 291 ἐθελονταὶ A: -τὶ D: -τὰϲ r τε Ar: om. D 294 τε A: om. d 297 ἐγένετο r: ἐγίνετο AD (<ἐπὶ> A) 298 προϲβαλλούϲηϲ A: -βαλ- d 300 τε A: om. d 301 τε A: om. d 304 θώρηκα Ar: -κοϲ D 305 κιθῶνα A: χιτῶνα d ἐνεδεδύκεε AD: ἐνδεδύκεε r 306 τὸ ποιεύμενον suspectum: del. Krüger: τὸ ἐὸν olim Pingel: an τὸ γινόμενον? 313 γε d: om. A

ἰδόντεϲ δὲ οἱ Ἀθηναῖοι οὐκέτι κατὰ τέλεα προϲελαύνονταϲ 23
τοὺϲ ἱππέαϲ ἀλλ' ἅμα πάνταϲ, τὴν ἄλλην ϲτρατιὴν ἐπεβώϲαντο. ἐν ᾧ δὲ ὁ πεζὸϲ ἅπαϲ ἐπεβοήθεε, ἐν τούτῳ μάχη ὀξέα περὶ τοῦ νεκροῦ γίνεται. (2) ἕωϲ μέν νυν μοῦνοι ἦϲαν οἱ τριηκόϲιοι, ἑϲϲοῦντό τε πολλὸν καὶ τὸν νεκρὸν ἀπέλειπον· ὡϲ δέ ϲφι τὸ πλῆθοϲ ἐπεβοήθηϲε, οὕτω δὴ οὐκέτι οἱ ἱππόται ὑπέμενον, οὐδέ ϲφι ἐξεγένετο τὸν νεκρὸν ἀνελέϲθαι, ἀλλὰ πρὸϲ ἐκείνῳ ἄλλουϲ προϲαπώλεϲαν τῶν ἱππέων. ἀποϲτάντεϲ ὦν ὅϲον τε δύο ϲτάδια ἐβουλεύοντο ὅ τι χρεὸν εἴη ποιέειν· ἐδόκεε δέ ϲφι ἀναρχίηϲ ἐούϲηϲ ἀπελαύνειν παρὰ Μαρδόνιον.
ἀπικομένηϲ δὲ τῆϲ ἵππου ἐϲ τὸ ϲτρατόπεδον πένθοϲ ἐποι- 24
ήϲαντο Μαϲιϲτίου πᾶϲά τε ἡ ϲτρατιὴ καὶ Μαρδόνιοϲ μέγιϲτον, ϲφέαϲ τε αὐτοὺϲ κείροντεϲ καὶ τοὺϲ ἵππουϲ καὶ τὰ ὑποζύγια οἰμωγῇ τε χρεώμενοι ἀπλέτῳ· ἅπαϲαν γὰρ τὴν Βοιωτίην κατεῖχε ἠχὼ ὡϲ ἀνδρὸϲ ἀπολομένου μετά γε Μαρδόνιον λογιμωτάτου παρά τε Πέρϲῃϲι καὶ βαϲιλέϊ.

Οἱ μέν νυν βάρβαροι τρόπῳ τῷ ϲφετέρῳ ἀποθανόντα 25
ἐτίμων Μαϲίϲτιον· οἱ δὲ Ἕλληνεϲ ὡϲ τὴν ἵππον ἐδέξαντο προϲβάλλουϲαν καὶ δεξάμενοι ὤϲαντο, ἐθάρϲηϲαν πολλῷ μᾶλλον. καὶ πρῶτα μὲν ἐϲ ἅμαξαν ἐϲθέντεϲ τὸν νεκρὸν παρὰ τὰϲ τάξιϲ ἐκόμιζον· ὁ γὰρ νεκρὸϲ ἦν θέηϲ ἄξιοϲ μεγάθεοϲ εἵνεκα καὶ κάλλεοϲ, τῶν δὴ εἵνεκα καὶ ταῦτα ἐποίευν· ἐκλείποντεϲ <δὲ> τὰϲ τάξιϲ ἐφοίτεον θεηϲόμενοι Μαϲίϲτιον. (2) μετὰ δὲ ἔδοξέ ϲφι ἐπικαταβῆναι ἐϲ Πλαταιάϲ· ὁ γὰρ χῶροϲ ἐφαίνετο πολλῷ ἐὼν ἐπιτηδεότερόϲ ϲφι ἐνϲτρατοπεδεύεϲθαι ὁ Πλαταιικὸϲ τοῦ Ἐρυθραίου τά τε ἄλλα καὶ εὐυδρότεροϲ. ἐϲ

315 ἅμα d: om. A 316 ἐπεβοήθεε A: ἐβώθεε(ν) d 317 ὀξέα B^{ac} (?): ὀξεῖα Ad γίνεται A: ἐγίνετο d 318 ἀπέλειπον AD: ἀπέλιπον r 319 ἐπεβοήθηϲε Ar: ἐβοήθηϲε D 321 ἀποϲτάντεϲ Krüger: ἀποϲτήϲαντεϲ 328 γε A: om. d 330–1 ἐτίμων ἀποθανόντα d 332 προϲβάλλουϲαν A: -βαλ- d ἐθάρϲηϲάν <τε> A: ἐθάρρηϲαν d 334 ἐκόμιζον A: -οντο d γὰρ Wilson: δὲ 335 δὴ Krüger: δὲ καὶ A: om. d ταῦτα ἐποίευν del. Krüger ἐποίευν A: ἐποίεον d 336 ἐκλείποντεϲ A: ἐκλιπ- d suppl. Wilson post Valckenaer et Pingel ἐφοίτεον d: -των A 339 Πλαταιικὸϲ d: -αϊκὸϲ A εὐυδρότεροϲ <ἐὼν> Krüger

τοῦτον δὴ τὸν χῶρον καὶ ἐπὶ τὴν κρήνην τὴν Γαργαφίην τὴν ἐν τῷ χώρῳ τούτῳ ἐοῦϲαν ἔδοξέ ϲφι χρεὸν εἶναι ἀπικέϲθαι καὶ διαταχθέντας ϲτρατοπεδεύεϲθαι. (3) ἀναλαβόντεϲ δὲ τὰ ὅπλα ἤιϲαν διὰ τῆϲ ὑπωρείηϲ τοῦ Κιθαιρῶνοϲ παρὰ Ὑϲιὰϲ ἐϲ τὴν Πλαταιίδα γῆν, ἀπικόμενοι δὲ ἐτάϲϲοντο κατὰ ἔθνεα πληϲίον τῆϲ τε κρήνηϲ τῆϲ Γαργαφίηϲ καὶ τοῦ τεμένεοϲ τοῦ Ἀνδροκράτεοϲ τοῦ ἥρωοϲ διὰ ὄχθων τε οὐκ ὑψηλῶν καὶ
26 ἀπέδου χώρου. ἐνθαῦτα ἐν τῇ διατάξι ἐγένετο λόγων πολλὸϲ ὠθιϲμὸϲ Τεγεητέων τε καὶ Ἀθηναίων· ἐδικαίευν γὰρ αὐτοὶ ἑκάτεροι ἔχειν τὸ ἕτερον κέραϲ, καὶ καινὰ καὶ παλαιὰ παραφέροντεϲ ἔργα. τοῦτο μὲν οἱ Τεγεῆται ἔλεγον τάδε· (2) Ἡμεῖϲ αἰεί κοτε ἀξιεύμεθα ταύτηϲ τῆϲ τάξιοϲ ἐκ τῶν ϲυμμάχων ἁπάντων, ὅϲαι ἤδη ἔξοδοι κοιναὶ ἐγένοντο Πελοποννηϲίοιϲι καὶ τὸ πάλαι καὶ τὸ νέον, ἐξ ἐκείνου τοῦ χρόνου ἐπείτε Ἡρακλεῖδαι ἐπειρῶντο μετὰ τὸν Εὐρυϲθέοϲ θάνατον κατιόντεϲ ἐϲ Πελοπόννηϲον. (3) τότε εὑρόμεθα τοῦτο διὰ πρῆγμα τοιόνδε· ἐπεὶ μετὰ Ἀχαιῶν καὶ Ἰώνων τῶν τότε ἐόντων ἐν Πελοποννήϲῳ ἐκβοηθήϲαντεϲ ἐϲ τὸν Ἰϲθμὸν ἱζόμεθα ἀντίοι τοῖϲι κατιοῦϲι, τότε ὦν λόγοϲ Ὕλλον ἀγορεύϲαϲθαι ὡϲ χρεὸν εἴη τὸν μὲν ϲτρατὸν τῷ ϲτρατῷ μὴ ἀνακινδυνεύειν ϲυμβάλλοντα, ἐκ δὲ τοῦ Πελοποννηϲίου ϲτρατοπέδου τὸν ἂν ϲφέων αὐτῶν κρίνωϲι εἶναι ἄριϲτον, τοῦτόν οἱ μουνομαχῆϲαι ἐπὶ διακειμένοιϲι. (4) ἔδοξέ τε τοῖϲι Πελοποννηϲίοιϲι ταῦτα εἶναι ποιητέα καὶ ἔταμον ὅρκιον ἐπὶ λόγῳ τοιῷδε, ἢν μὲν Ὕλλοϲ νικήϲῃ τὸν Πελοποννηϲίων ἡγεμόνα, κατιέναι Ἡρακλείδαϲ ἐπὶ τὰ πατρώια, ἢν δὲ νικηθῇ, τὰ ἔμπαλιν Ἡρακλείδαϲ ἀπαλλάϲϲεϲθαι καὶ ἀπάγειν τὴν ϲτρατιὴν ἑκατόν τε ἐτέων μὴ ζητῆϲαι κάτοδον ἐϲ

343 Ὑϲιὰϲ A: Ὑαϲιὰϲ d 347 διατάξι P: -ξει Ad πολλὸϲ d: πολλῶν A 348 ἐδικαίευν d: -αίουν A 351 αἰεί A: ἀεί d 352 ἁπάντων A: πάντων d ἔξοδοι ἤδη A 353 πάλαι d: παλαιὸν A 359 ἀγορεύϲαϲθαι] ἀγορήϲαϲθαι Gasthof 360 ϲυμβάλλοντα d: -βαλ- A 365–6 ἐπὶ ... Ἡρακλείδαϲ AD: om. r

Πελοπόννηϲον. (5) *προεκρίθη τε δὴ ἐκ πάντων τῶν ϲυμμάχων ἐθελοντὴϲ Ἔχεμοϲ ὁ Ἠερόπου τοῦ Φηγέοϲ, ϲτρατηγόϲ τε ἐὼν καὶ βαϲιλεὺϲ ἡμέτεροϲ, καὶ ἐμουνομάχηϲέ τε καὶ ἀπέκτεινε Ὕλλον. ἐκ τούτου τοῦ ἔργου εὑρόμεθα ἐν Πελοποννηϲίοιϲί γε τοῖϲι τότε καὶ ἄλλα γέρεα μεγάλα, τὰ διατελέομεν ἔχοντεϲ, καὶ τοῦ κέρεοϲ τοῦ ἑτέρου αἰεὶ ἡγεμονεύειν κοινῆϲ ἐξόδου γινομένηϲ.* (6) *ὑμῖν μέν νυν, ὦ Λακεδαιμόνιοι, οὐκ ἀντιεύμεθα, ἀλλὰ διδόντεϲ αἵρεϲιν ὁκοτέρου βούλεϲθε κέρεοϲ ἄρχειν παρίεμεν· τοῦ δὲ ἑτέρου φαμὲν <ἐϲ> ἡμέαϲ ἱκνέεϲθαι ἡγεμονεύειν κατά περ ἐν τῷ πρόϲθε χρόνῳ. χωρίϲ τε τούτου τοῦ ἀπηγημένου ἔργου ἀξιονικότεροί εἰμεν Ἀθηναίων ταύτην τὴν τάξιν ἔχειν.* (7) *πολλοὶ μὲν γὰρ καὶ εὖ ἔχοντεϲ πρὸϲ ὑμέαϲ ἡμῖν, ἄνδρεϲ Ϲπαρτιῆται, ἀγῶνεϲ ἀγωνίδαται, πολλοὶ δὲ καὶ πρὸϲ ἄλλουϲ. οὕτω ὦν δίκαιον ἡμέαϲ ἔχειν τὸ ἕτερον κέραϲ ἤ περ Ἀθηναίουϲ· οὐ γάρ ϲφι ἔϲτι ἔργα οἷά περ ἡμῖν κατεργαϲμένα, οὔτ' ὦν καινὰ οὔτε παλαιά. οἱ μὲν* 27
ταῦτα ἔλεγον, Ἀθηναῖοι δὲ πρὸϲ ταῦτα ὑπεκρίναντο τάδε· *Ἐπιϲτάμεθα μὲν ϲύνοδον τήνδε μάχηϲ εἵνεκα ϲυλλεγῆναι πρὸϲ τὸν βάρβαρον, ἀλλ' οὐ λόγων· ἐπεὶ δὲ ὁ Τεγεήτηϲ προέθηκε παλαιά τε καὶ καινὰ λέγειν τὰ ἑκατέροιϲι ἐν τῷ παντὶ χρόνῳ κατέργαϲται χρηϲτά, ἀναγκαίωϲ ἡμῖν ἔχει δηλῶϲαι πρὸϲ ὑμέαϲ ὅθεν ἡμῖν πατρώιόν ἐϲτι ἐοῦϲι χρηϲτοῖϲι αἰεὶ πρώτοιϲι εἶναι μᾶλλον ἢ Ἀρκάϲι.* (2) *Ἡρακλείδαϲ, τῶν οὗτοί φαϲι ἀποκτεῖναι τὸν ἡγεμόνα ἐν Ἰϲθμῷ, τοῦτο μὲν τούτουϲ πρότερον ἐξελαυνομένουϲ ὑπὸ πάντων Ἑλλήνων ἐϲ τοὺϲ ἀπικοίατο φεύγοντεϲ δουλοϲύνην πρὸϲ Μυκηναίων, μοῦνοι ὑποδεξάμενοι τὴν Εὐρυϲθέοϲ ὕβριν κατείλομεν, ϲὺν ἐκείνοιϲι μάχῃ νικήϲαντεϲ τοὺϲ τότε ἔχονταϲ Πελοπόννηϲον.* (3) *τοῦτο*

368 *τῶν* A: om. d 369 *Φηγέοϲ*] *Κηφέοϲ* Pausanias 8. 5. 1, probabat Palmerius *τε* A: om. d 372 *γε* Stein: *τε* A: om. d 373 *αἰεὶ* A: *ἀεὶ* d 377 *πρόϲθε* r: -*εν* AD 381 *ἄλλουϲ* A: *πολλούϲ* d 387 *τε* d: om. A *τῷ* Ar: om. D 391 *τοῦτο μὲν* A: om. d 392 *πρότερον* Ar: *πρῶτον* D[pc] *πάντων* <*τῶν*> C

δὲ Ἀργείουϲ τοὺϲ μετὰ Πολυνείκεοϲ ἐπὶ Θήβαϲ ἐλάϲανταϲ, τελευτήϲανταϲ τὸν αἰῶνα καὶ ἀτάφουϲ κειμένουϲ, ϲτρατευϲάμενοι ἐπὶ τοὺϲ Καδμείουϲ ἀνελέϲθαι τε τοὺϲ νεκροὺϲ φαμεν καὶ θάψαι τῆϲ ἡμετέρηϲ ἐν Ἐλευϲῖνι. (4) ἔϲτι δὲ ἡμῖν ἔργον εὖ ἔχον καὶ ἐϲ Ἀμαζονίδαϲ τὰϲ ἀπὸ Θερμώδοντοϲ ποταμοῦ ἐϲβαλούϲαϲ κοτὲ ἐϲ γῆν τὴν Ἀττικήν· καὶ ἐν τοῖϲι Τρωικοῖϲι πόνοιϲι οὐδαμῶν ἐλιπόμεθα. ἀλλ' οὐ γάρ τι προέχει τούτων ἐπιμεμνῆϲθαι· καὶ γὰρ ἂν χρηϲτοὶ τότε ἐόντεϲ ὡυτοὶ νῦν ἂν εἶεν φλαυρότεροι καὶ τότε ἐόντεϲ φλαῦροι νῦν ἂν εἶεν ἀμείνονεϲ. (5) παλαιῶν μέν νυν ἔργων ἅλιϲ ἔϲτω· ἡμῖν δὲ εἰ μηδὲν ἄλλο ἐϲτὶ ἀποδεδεγμένον, οἷϲπερ ἔϲτι πολλά τε καὶ εὖ ἔχοντα εἰ τέοιϲι καὶ ἄλλοιϲι Ἑλλήνων, ἀλλὰ καὶ ἀπὸ τοῦ ἐν Μαραθῶνι ἔργου ἄξιοί εἰμεν τοῦτο τὸ γέραϲ ἔχειν καὶ ἄλλα πρὸϲ τούτῳ, οἵτινεϲ μοῦνοι Ἑλλήνων δὴ μουνομαχήϲαντεϲ τῷ Πέρϲῃ καὶ ἔργῳ τοϲούτῳ ἐπιχειρήϲαντεϲ περιεγενόμεθα καὶ ἐνικήϲαμεν ἔθνεα ἕξ τε καὶ τεϲϲεράκοντα. (6) ἆρ' οὐ δίκαιοί εἰμεν ἔχειν ταύτην τὴν τάξιν ἀπὸ τούτου μούνου τοῦ ἔργου; ἀλλ' οὐ γὰρ ἐν τῷ τοιῷδε τάξιοϲ εἵνεκα ϲταϲιάζειν πρέπει, ἄρτιοί εἰμεν πείθεϲθαι ὑμῖν, ὦ Λακεδαιμόνιοι, ἵνα δοκέει ἐπιτηδεότατον ἡμέαϲ εἶναι ἑϲτάναι καὶ κατ' οὕϲτιναϲ· πάντῃ γὰρ τεταγμένοι πειρη-
28 ϲόμεθα εἶναι χρηϲτοί. ἐξηγέεϲθε δὲ ὡϲ πειϲομένων. οἱ μὲν ταῦτα ἀμείβοντο, Λακεδαιμονίων δὲ ἀνέβωϲε ἅπαν τὸ ϲτρατόπεδον Ἀθηναίουϲ ἀξιονικοτέρουϲ εἶναι ἔχειν τὸ κέραϲ ἤ περ Ἀρκάδαϲ. οὕτω δὴ ἔϲχον οἱ Ἀθηναῖοι καὶ ὑπερεβάλοντο τοὺϲ Τεγεήταϲ.

(2) Μετὰ δὲ ταῦτα ἐτάϲϲοντο ὧδε οἱ ἐπιφοιτῶντέϲ τε καὶ οἱ ἀρχὴν ἐλθόντεϲ Ἑλλήνων. τὸ μὲν δεξιὸν κέραϲ εἶχον Λακεδαιμονίων μύριοι· τούτων δὲ τοὺϲ πεντακιϲχιλίουϲ

402 Τρωικοῖϲι A: ἡρωικοῖϲι d   ἐλιπόμεθα A: ἐλειπ- CPS: λειπόμεθα d
403 προέχει] προϲήκει Richards   406 οἷϲπερ Renehan: ὥϲπερ Ad
409 γέραϲ Ar: κέραϲ D   413 μούνου A: μόνου d

ἐόνταϲ Ϲπαρτιήταϲ ἐφύλαϲϲον ψιλοὶ τῶν εἱλωτέων πεντακιϲχίλιοι καὶ τριϲμύριοι, περὶ ἄνδρα ἕκαϲτον ἑπτὰ τεταγμένοι. (3) *προϲεχέαϲ δὲ ϲφίϲι εἵλοντο ἑϲτάναι οἱ Ϲπαρτιῆται τοὺϲ Τεγεήταϲ καὶ τιμῆϲ εἵνεκα καὶ ἀρετῆϲ· τούτων δ' ἦϲαν ὁπλῖται χίλιοι καὶ πεντακόϲιοι. μετὰ δὲ τούτουϲ ἵϲταντο Κορινθίων πεντακιϲχίλιοι, παρὰ δὲ ϲφίϲι εὕροντο παρὰ Παυϲανίεω ἑϲτάναι Ποτειδαιητέων τῶν ἐκ Παλλήνηϲ τοὺϲ παρεόνταϲ τριηκοϲίουϲ.* (4) *τούτων δὲ ἐχόμενοι ἵϲταντο Ἀρκάδεϲ Ὀρχομένιοι ἑξακόϲιοι, τούτων δὲ Ϲικυώνιοι τριϲχίλιοι. τούτων δὲ εἴχοντο Ἐπιδαυρίων ὀκτακόϲιοι. παρὰ δὲ τούτουϲ Τροιζηνίων ἐτάϲϲοντο χίλιοι, Τροιζηνίων δὲ ἐχόμενοι Λεπρεητέων διηκόϲιοι, τούτων δὲ Μυκηναίων καὶ Τιρυνθίων τετρακόϲιοι, τούτων δὲ ἐχόμενοι Φλειάϲιοι χίλιοι· παρὰ δὲ τούτουϲ ἕϲτηϲαν Ἑρμιονέεϲ τριηκόϲιοι.* (5) *Ἑρμιονέων δὲ ἐχόμενοι ἵϲταντο Ἐρετριέων τε καὶ Ϲτυρέων ἑξακόϲιοι, τούτων δὲ Χαλκιδέεϲ τετρακόϲιοι, τούτων δὲ Ἀμπρακιωτέων πεντακόϲιοι. μετὰ δὲ τούτουϲ Λευκαδίων καὶ Ἀνακτορίων ὀκτακόϲιοι ἕϲτηϲαν, τούτων δὲ ἐχόμενοι Παλέεϲ οἱ ἐκ Κεφαλληνίηϲ διηκόϲιοι.* (6) *μετὰ δὲ τούτουϲ Αἰγινητέων πεντακόϲιοι ἐτάχθηϲαν. παρὰ δὲ τούτουϲ ἐτάϲϲοντο Μεγαρέων τριϲχίλιοι. εἴχοντο δὲ τούτων Πλαταιέεϲ ἑξακόϲιοι. τελευταῖοι δὲ καὶ πρῶτοι Ἀθηναῖοι ἐτάϲϲοντο, κέραϲ ἔχοντεϲ τὸ εὐώνυμον, ὀκτακιϲχίλιοι· ἐϲτρατήγεε δ' αὐτῶν Ἀριϲτείδηϲ ὁ Λυϲιμάχου. οὗτοι, πλὴν* 29
τῶν ἑπτὰ περὶ ἕκαϲτον τεταγμένων Ϲπαρτιήτῃϲι, ἦϲαν ὁπλῖται, ϲυνάπαντεϲ ἐόντεϲ ἀριθμὸν τρεῖϲ τε μυριάδεϲ καὶ ὀκτὼ χιλιάδεϲ καὶ ἑκατοντάδεϲ ἑπτά. ὁπλῖται μὲν οἱ πάντεϲ

425 *εἱλωτέων* d: *-ώτων* A 427 *ϲφίϲι* C: *ϲφι(ν)* Ad 430 *ϲφίϲι* A: *ϲφι(ν)* d 431 *Ποτειδαιητέων* Stein: *Ποτιδ-* 433 *Ϲικυώνιοι* A: *-ίων* d 436 *δὲ* <*ἐχόμενοι*> D 437 *Φλειάϲιοι* Stein: *Φλιά-* 438 *ἕϲτηϲαν* A: *ἕϲταϲαν* d 439 *τε* A: om. d 440 *τούτων … τετρακόϲιοι* AD: om. r 441 *Ἀμπρακιωτέων* d: *-ιητέων* A 444 *πεντακόϲιοι* d: *πεντη-* A 450 *ϲυνάπαντεϲ* d: *ϲύμπ-* A

cυλλεγέντεc ἐπὶ τὸν βάρβαρον ἦcαν τοcοῦτοι, ψιλῶν δὲ πλῆθοc ἦν τόδε, τῆc μὲν Cπαρτιητικῆc τάξιοc πεντακιcχίλιοι καὶ τριcμύριοι ἄνδρεc ὡc ἐόντων ἑπτὰ περὶ ἕκαcτον ἄνδρα, καὶ τούτων πᾶc τιc παρήρτητο ὡc ἐc πόλεμον· (2) *οἱ δὲ τῶν λοιπῶν Λακεδαιμονίων καὶ Ἑλλήνων ψιλοί, ὡc εἷc περὶ ἕκαcτον ἐὼν ἄνδρα, πεντακόcιοι καὶ τετρακιcχίλιοι καὶ τριcμύριοι ἦcαν. ψιλῶν μὲν δὴ τῶν ἁπάντων <τῶν> μαχίμων ἦν τὸ πλῆθοc ἕξ τε μυριάδεc καὶ ἐννέα χιλιάδεc καὶ*
30 *ἑκατοντάδεc πέντε, τοῦ δὲ cύμπαντοc Ἑλληνικοῦ τοῦ cυνελθόντοc ἐc Πλαταιὰc cύν τε ὁπλίτῃcι καὶ ψιλοῖcι τοῖcι μαχίμοιcι ἕνδεκα μυριάδεc ἦcαν, μιῆc χιλιάδοc, πρὸc δὲ ὀκτακοcίων ἀνδρῶν καταδέουcαι. cὺν δὲ Θεcπιέων τοῖcι παρεοῦcι ἐξεπληροῦντο αἱ ἕνδεκα μυριάδεc· παρῆcαν γὰρ καὶ Θεcπιέων ἐν τῷ cτρατοπέδῳ οἱ περιεόντεc, ἀριθμὸν ἐc ὀκτακοcίουc καὶ χιλίουc· ὅπλα δὲ οὐδ' οὗτοι εἶχον.*

31 *Οὗτοι μέν νυν ταχθέντεc ἐπὶ τῷ Ἀcωπῷ ἐcτρατοπεδεύοντο· οἱ δὲ ἀμφὶ Μαρδόνιον βάρβαροι ὡc ἀπεκήδευcαν Μαcίcτιον, παρῆcαν, πυθόμενοι τοὺc Ἕλληναc εἶναι ἐν Πλαταιῇcι, καὶ αὐτοὶ ἐπὶ τὸν Ἀcωπὸν τὸν ταύτῃ ῥέοντα. ἀπικόμενοι δὲ ἀντετάccοντο ὧδε ὑπὸ Μαρδονίου. κατὰ μὲν Λακεδαιμονίουc ἔcτηcε Πέρcαc.* (2) *καὶ δὴ πολλὸν γὰρ περιῆcαν πλήθεϊ οἱ Πέρcαι, ἐπί τε τάξιc πλεῦναc ἐκεκοcμέατο καὶ ἐπεῖχον καὶ τοὺc Τεγεήταc. ἔταξε δὲ οὕτω· ὅ τι μὲν ἦν αὐτῶν δυνατώτατον πᾶν ἀπολέξαc ἔcτηcε ἀντίον Λακεδαιμονίων, τὸ δὲ ἀcθενέcτερον παρέταξε κατὰ τοὺc Τεγεήταc. ταῦτα δ' ἐποίεε φραζόντων τε καὶ διδαcκόντων Θηβαίων.* (3) *Περcέων δὲ ἐχομένουc ἔταξε Μήδουc· οὗτοι δὲ ἐπέcχον Κορινθίουc τε καὶ Ποτειδαιήταc καὶ Ὀρχομενίουc τε*

458 suppl. Stein 459 *καὶ ἐννέα χιλιάδεc* A: om. d 460 *cύμπαντοc* <*τοῦ*> A 461 *Πλαταιὰc* DS: *-αίαc* Ar 463 *ἀνδρῶν* A: om. d 465 *οἱ* Ar: om. D 467 *οὗτοι*] *οὕτω* Powell 470 *Πλαταιῇcι* CS: *-αίῃ(ι)cι* Ad 473 *περιῆcαν* Matthiae: *περίεcαν* A: *περιέαcαν* d *ἐπί* AD: *ἐπεί* r 474 *καὶ*[2] d: om. A 475 *αὐτῶν* de Pauw: *αὐτοῦ* 479 *Ποτειδαιήταc* Stein: *Ποτιδ-*

καὶ Ϲικυωνίους. Μήδων δὲ ἐχομένους ἔταξε Βακτρίους· οὗτοι δὲ ἐπέσχον Ἐπιδαυρίους τε καὶ Τροιζηνίους καὶ Λεπρεήτας τε καὶ Τιρυνθίους καὶ Μυκηναίους τε καὶ Φλειασίους. (4) μετὰ δὲ Βακτρίους ἔστησε Ἰνδούς· οὗτοι δὲ ἐπέσχον Ἑρμιονέας τε καὶ Ἐρετριέας καὶ Ϲτυρέας τε καὶ Χαλκιδέας. Ἰνδῶν δὲ ἐχομένους Ϲάκας ἔταξε, οἳ ἐπέσχον Ἀμπρακιώτας τε καὶ Ἀνακτορίους καὶ Λευκαδίους καὶ Παλέας καὶ Αἰγινήτας. (5) Ϲακέων δὲ ἐχομένους ἔταξε ἀντία Ἀθηναίων τε καὶ Πλαταιέων καὶ Μεγαρέων Βοιωτούς τε καὶ Λοκροὺς καὶ Μηλιέας καὶ Θεσσαλοὺς καὶ Φωκέων τοὺς χιλίους· οὐ γὰρ ὦν ἅπαντες οἱ Φωκέες ἐμήδιζον, ἀλλά τινες αὐτῶν καὶ τὰ Ἑλλήνων ηὖξον περὶ τὸν Παρνησσὸν κατειλημένοι, καὶ ἐνθεῦτεν ὁρμώμενοι ἔφερόν τε καὶ ἦγον τήν τε Μαρδονίου στρατιὴν καὶ τοὺς μετ' αὐτοῦ ἐόντας Ἑλλήνων. ἔταξε δὲ καὶ Μακεδόνας τε καὶ τοὺς περὶ Θεσσαλίην οἰκημένους κατὰ τοὺς Ἀθηναίους. ταῦτα 32
μὲν τῶν ἐθνέων τὰ μέγιστα ὠνόμασται τῶν ὑπὸ Μαρδονίου ταχθέντων, τά περ ἐπιφανέστατά τε ἦν καὶ λόγου πλείστου. ἐνῆσαν δὲ καὶ ἄλλων ἐθνέων ἄνδρες ἀναμεμιγμένοι, Φρυγῶν τε καὶ Μυσῶν καὶ Θρηίκων τε καὶ Παιόνων καὶ τῶν ἄλλων, ἐν δὲ καὶ Αἰθίοπες τε καὶ Αἰγυπτίων οἵ τε Ἑρμοτύβιες καὶ οἱ Καλασίριες καλεόμενοι μαχαιροφόροι, οἵ περ εἰσὶ Αἰγυπτίων μοῦνοι μάχιμοι. (2) τούτους δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο, ἐόντας ἐπιβάτας· οὐ γὰρ ἐτάχθησαν ἐς τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐς Ἀθήνας Αἰγύπτιοι. τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδες, ὡς καὶ πρότερον δεδήλωται· τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου

481 *Λεπρεήτας* d: *Λεπριήτας* A *τε*² d: om. A 482 *Φλειασίους* A: *Φλια-* d 485 *Ἀμπρακιώτας* D: *Ἀμβρ-* r: *Ἀμπρακιήτας* A 486 *Λευκαδίους* <*τε*> d 487 *ἀντία* A: *ἀντίον* d 488 *Μηλιέας* <*τε*> A *καὶ Θεσσαλοὺς* del. Powell 489 *ἅπαντες* A: *πάντες* d *οἱ Φωκέες* AD: om. r 490 *ἐμήδιζον* d: *-ισαν* A 491 *κατειλημένοι* CP: *-ημμένοι* Ad 495 *τὰ μέγιστα* del. Powell 497 *ἐνῆσαν* A: *ἦσαν* d 498 *Θρηίκων καὶ Μυσῶν* A *Θρηίκων... ἄλλων*] *Παιόνων τε καὶ τῶν ἄλλων Θρηίκων* Powell 499 *Αἰθίοπες* Powell: *-όπων* 502 *νεῶν* A: *νηῶν* d 505 *πρότερόν* <*μοι*> Nor

cυμμάχων οἶδε μὲν οὐδεὶc ἀριθμόν (οὐ γὰρ ὦν ἠριθμήθηcαν), ὡc δὲ ἐπεικάcαι, ἐc πέντε μυριάδαc cυλλεγῆναι εἰκάζω. οὗτοι οἱ παραταχθέντεc πεζοὶ ἦcαν, ἡ δὲ ἵπποc χωρὶc ἐτέτακτο.

33 *Ὡc δὲ ἄρα πάντεc οἱ ἐτετάχατο κατά τε ἔθνεα καὶ κατὰ τέλεα, ἐνθαῦτα τῇ δευτέρῃ ἡμέρῃ ἐθύοντο καὶ ἀμφότεροι. Ἕλληcι μὲν Τειcαμενὸc Ἀντιόχου ἦν ὁ θυόμενοc· οὗτοc γὰρ δὴ εἵπετο τῷ cτρατεύματι τούτῳ μάντιc· τὸν ἐόντα Ἠλεῖον καὶ γένεοc τοῦ Ἰαμιδέων †Κλυτιάδην† Λακεδαιμόνιοι ἐποιήcαντο λεωcφέτερον.* (2) *Τειcαμενῷ γὰρ μαντευομένῳ ἐν Δελφοῖcι περὶ γόνου ἀνεῖλε ἡ Πυθίη ἀγῶναc τοὺc μεγίcτουc ἀναιρήcεcθαι πέντε. ὁ μὲν δὴ ἁμαρτὼν τοῦ χρηcτηρίου προcεῖχε γυμναcίοιcι ὡc ἀναιρηcόμενοc γυμνικοὺc ἀγῶναc, ἀcκέων δὲ πεντάεθλον παρὰ ἓν πάλαιcμα ἔδραμε νικᾶν Ὀλυμπιάδα, Ἱερωνύμῳ τῷ Ἀνδρίῳ ἐλθὼν ἐc ἔριν.* (3) *Λακεδαιμόνιοι δὲ μαθόντεc οὐκ ἐc γυμνικοὺc ἀλλ' ἐc ἀρηίουc ἀγῶναc φέρον τὸ Τειcαμενοῦ μαντήιον, μιcθῷ ἐπειρῶντο πείcαντεc Τειcαμενὸν ποιέεcθαι ἅμα Ἡρακλειδέων τοῖcι βαcιλεῦcι ἡγεμόνα τῶν πολέμων.* (4) *ὁ δὲ ὁρέων περὶ πολλοῦ ποιευμένουc Cπαρτιήταc φίλον αὐτὸν προcθέcθαι, μαθὼν τοῦτο ἀνετίμα cημαίνων cφι ὡc ἤν μιν πολιήτην cφέτερον ποιήcωνται τῶν πάντων μεταδιδόντεc, ποιήcει ταῦτα, ἐπ' ἄλλῳ μιcθῷ δ' οὔ.* (5) *Cπαρτιῆται δὲ πρῶτα μὲν ἀκούcαντεc δεινὰ ἐποιεῦντο καὶ μετίεcαν τῆc χρηcμοcύνηc τὸ παράπαν, τέλοc δὲ δείματοc μεγάλου ἐπικρεμαμένου τοῦ Περcικοῦ τούτου cτρατεύματοc καταίνεον μετιόντεc, ὁ δὲ γνοὺc*

506 *ἠριθμήθηcαν* A: *ἠρίθμηcαν* d 507 *ἐπεικάcαι* edd.: *ἐπεικάcαι* <*ἐcτὶ*> A: *ἀπεικάcαι* d 510 *πάντεc* AD: om. r *τε* d: om. A 512 et passim *Τειcαμενὸc* Van Herwerden: *Τιc-* 514 *Κλυτιάδην* del. Valckenaer: *Κυδάδην* Schachter: an <*ἢ*> *Κλυτιάδην* vel *Κλυτιαδέων*? 515 *λεωcφέτερον* d: *λεὼ cφέτερον* A: vox varie temptata: *τελέωc* (vel *παντελέωc*) *cφέτερον* Pingel 516 *τοὺc* Ad: om. Const. Porph. 519 *πεντάεθλον* A: *πένταθλον* d 524 *ὁρέων* d: *ὁρῶν* A 529 *ἐποιεῦντο* d: *ἐποίευν τε* A 531 *μετιόντεc* d: *μετιέντεc* A: *μεταγνόντεc* Pingel

τετραμμένούς cφεας οὐδ' οὕτως ἔτι ἔφη ἀρκέεcθαι τούτοιcι
μούνοιcι, ἀλλὰ δεῖν ἔτι τὸν ἀδελφεὸν ἑωυτοῦ Ἡγίην γίνεcθαι
Cπαρτιήτην ἐπὶ τοῖcι αὐτοῖcι λόγοιcι τοῖcι καὶ αὐτὸc γίνεται.
ταῦτα δὲ λέγων οὗτοc ἐμιμέετο Μελάμποδα, ὡc εἰκάcαι 34
βαcιληίην τε καὶ πολιτηίην αἰτεομένουc. καὶ γὰρ δὴ καὶ
Μελάμπουc τῶν ἐν Ἄργεϊ γυναικῶν μανειcέων, ὥc μιν οἱ
Ἀργεῖοι ἐμιcθοῦντο ἐκ Πύλου παῦcαι τὰc cφετέραc γυναῖκαc
τῆc νούcου, μιcθὸν προετείνατο τῆc βαcιληίηc τὸ ἥμιcυ.
(2) οὐκ ἀναcχομένων δὲ τῶν Ἀργείων ἀλλ' ἀπιόντων, ὡc
ἐμαίνοντο πολλῷ πλεῦνεc τῶν γυναικῶν, οὕτω δὴ ὑποcτάν-
τεc τὰ ὁ Μελάμπουc προετείνατο ἤιcαν δώcοντέc οἱ ταῦτα.
ὁ δὲ ἐνθαῦτα δὴ ἐπορέγεται ὁρέων αὐτοὺc τετραμμένουc,
φάc, ἢν μὴ καὶ τῷ ἀδελφεῷ Βίαντι μεταδῶcι τὸ τριτημόριον
τῆc βαcιληίηc, οὐ ποιήcειν τὰ βούλονται. οἱ δὲ Ἀργεῖοι
ἀπειληθέντεc ἐc cτεινὸν καταινέουcι καὶ ταῦτα. ὣc δὲ καὶ 35
Cπαρτιῆται, ἐδέοντο γὰρ δεινῶc τοῦ Τειcαμενοῦ, πάντωc
cυνεχώρεόν οἱ. cυγχωρηcάντων δὲ καὶ ταῦτα τῶν Cπαρτι-
ητέων, οὕτω δὴ πέντε cφι μαντευόμενοc ἀγῶναc τοὺc
μεγίcτουc Τειcαμενὸc ὁ Ἠλεῖοc, γενόμενοc Cπαρτιήτηc,
cυγκαταιρέει. μοῦνοι δὲ δὴ πάντων ἀνθρώπων ἐγένοντο
οὗτοι Cπαρτιήτῃcι πολιῆται. (2) οἱ δὲ πέντε ἀγῶνεc οἵδε
ἐγένοντο, εἷc μὲν καὶ πρῶτοc οὗτοc ὁ ἐν Πλαταιῇcι, ἐπὶ δὲ ὁ
ἐν Τεγέῃ πρὸc Τεγεήταc τε καὶ Ἀργείουc γενόμενοc, μετὰ δὲ
ὁ ἐν Διπαιεῦcι πρὸc Ἀρκάδαc πάνταc πλὴν Μαντινέων, ἐπὶ δὲ
ὁ <πρὸc> Μεccηνίουc ὁ ἐν Ἰθώμῃ, ὕcτατοc δὲ ὁ ἐν Τανάγρῃ
πρὸc Ἀθηναίουc τε καὶ Ἀργείουc γενόμενοc· οὗτοc δὲ ὕcτατοc
κατεργάcθη τῶν πέντε ἀγώνων.

532 ἔτι <καὶ> Nor 536 αἰτεομένουc Stein: -όμενοc: -όμενον Reiske 539 νούcου AD: νόcου r 541 πολλῷ d: om. A 543 ὁρέων d: ὁρῶν A 544 καὶ μὴ r 546 καί[2] AD: om. r 553 Πλαταιῇcι r: -αίῃcι AD 554 τε A: om. d 556 <πρὸc> Μεccηνίουc ὁ ἐν Wilson, ducibus Flower et Marincola: Μεccηνίων ὁ πρὸc Ad Ἰθώμῃ Palmerius: Ἰcθμῷ A: τῷ Ἰcθμῷ d ὕcτατοc] μετὰ Powell

36 Οὗτοϲ δὴ τότε τοῖϲι Ἕλληϲι ὁ Τειϲαμενὸϲ ἀγόντων τῶν
Ϲπαρτιητέων ἐμαντεύετο ἐν τῇ Πλαταιίδι. τοῖϲι μέν νυν
Ἕλληϲι καλὰ ἐγίνετο τὰ ἱρὰ ἀμυνομένοιϲι, διαβᾶϲι δὲ τὸν
37 Ἀϲωπὸν καὶ μάχηϲ ἄρχουϲι οὔ· Μαρδονίῳ δὲ προθυμεομένῳ
μάχηϲ ἄρχειν οὐκ ἐπιτήδεα ἐγίνετο τὰ ἱρά, ἀμυνομένῳ δὲ καὶ
τούτῳ καλά. καὶ γὰρ οὗτοϲ Ἑλληνικοῖϲι ἱροῖϲι ἐχρᾶτο, μάντιν
ἔχων Ἡγηϲίϲτρατον, ἄνδρα Ἠλεῖόν τε καὶ τῶν Τελλιαδέων
ἐόντα λογιμώτατον, τὸν δὴ πρότερον τούτων Ϲπαρτιῆται
λαβόντεϲ ἔδηϲαν ἐπὶ θανάτῳ ὡϲ πεπονθότεϲ πολλά τε καὶ
ἀνάρϲια ὑπ' αὐτοῦ. (2) ὁ δὲ ἐν τούτῳ τῷ κακῷ ἐχόμενοϲ, ὥϲτε
τρέχων περὶ τῆϲ ψυχῆϲ πρό τε τοῦ θανάτου πειϲόμενοϲ
πολλά τε καὶ λυγρά, ἔργον ἐργάϲατο μέζον λόγου. ὡϲ γὰρ δὴ
ἐδέδετο ἐν ξύλῳ ϲιδηροδέτῳ, ἐϲενειχθέντοϲ κωϲ ϲιδηρίου
ἐκράτηϲε, αὐτίκα δὲ ἐμηχανᾶτο ἀνδρηιότατον ἔργον πάντων
τῶν ἡμεῖϲ ἴδμεν· ϲταθμηϲάμενοϲ γὰρ ὅκωϲ ἐξελεύϲεταί οἱ
τὸ λοιπὸν τοῦ ποδόϲ, ἀπέταμε τὸν ταρϲὸν ἑωυτοῦ. (3) ταῦτα
δὲ ποιήϲαϲ, ὥϲτε φυλαϲϲόμενοϲ ὑπὸ φυλάκων, διορύξαϲ τὸν
τοῖχον ἀπέδρη ἐϲ Τεγέην, τὰϲ μὲν νύκταϲ πορευόμενοϲ, τὰϲ
δὲ ἡμέραϲ καταδύνων ἐϲ ὕλην καὶ αὐλιζόμενοϲ, οὕτω ὥϲτε
Λακεδαιμονίων πανδημεὶ διζημένων τρίτῃ εὐφρόνῃ γενέϲθαι
ἐν Τεγέῃ, τοὺϲ δὲ ἐν θώματι μεγάλῳ ἐνέχεϲθαι τῆϲ {τε}
τόλμηϲ, ὁρῶνταϲ τὸ ἡμίτομον τοῦ ποδὸϲ κείμενον κἀκεῖνον
οὐ δυναμένουϲ εὑρεῖν. (4) τότε μὲν οὕτω διαφυγὼν
Λακεδαιμονίουϲ καταφεύγει ἐϲ Τεγέην, ἐοῦϲαν οὐκ ἀρθμίην
Λακεδαιμονίοιϲι τοῦτον τὸν χρόνον· ὑγιὴϲ δὲ γενόμενοϲ καὶ
προϲποιηϲάμενοϲ ξύλινον πόδα κατεϲτήκεε ἐκ τῆϲ ἰθέηϲ
Λακεδαιμονίοιϲι πολέμιοϲ. οὐ μέντοι ἔϲ γε τέλοϲ οἱ ϲυνήνεικε

559 ἀγόντων A: ἀγὼν d 561 ἱρὰ d: ἱερὰ A 562 προθυμεομένῳ A: -θυομένῳ D: -θυμένῳ r 564 ἐχρᾶτο d: ἐχρέατο A 571 κωϲ d: κω A 572 ἀνδρηιότατον Bredow: ἀνδρειότατον πάντων ἔργον d 575, 577 ὥϲτε d: ὡϲ A an <οὐ> φυλαϲϲόμενοϲ? 578 πανδημεὶ d: -μὶ A 579 τε A: τότε d: del. Legrand: an γε scribendum? 584 ἰθέηϲ Bekker: ἰθείηϲ 585 γε ἐϲ d οἱ Ar: οὐ D

τὸ ἔχθος τὸ ἐς Λακεδαιμονίους ϲυγκεκρημένον· ἥλω γὰρ 38
μαντευόμενος ἐν Ζακύνθῳ ὑπ' αὐτῶν καὶ ἀπέθανε. ὁ μέν νυν
θάνατος ὁ Ἡγηϲιϲτράτου ὕϲτερον ἐγένετο τῶν Πλαταιικῶν,
τότε δὲ ἐπὶ τῷ Ἀϲωπῷ Μαρδονίῳ μεμιϲθωμένος οὐκ ὀλίγου
ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος τὸ
Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος. (2) ὡς δὲ οὐκ ἐκαλλιέρεε
ὥϲτε μάχεϲθαι οὔτε αὐτοῖϲι Πέρϲῃϲι οὔτε τοῖϲι μετ' ἐκείνων
ἐοῦϲι Ἑλλήνων (εἶχον γὰρ καὶ οὗτοι ἐπ' ἑωυτῶν μάντιν
Ἱππόμαχον Λευκάδιον ἄνδρα), ἐπιρρεόντων δὲ τῶν Ἑλλήνων
καὶ γινομένων πλεύνων Τιμηγενίδης ὁ Ἕρπυος ἀνὴρ Θηβαῖος
ϲυνεβούλευϲε Μαρδονίῳ τὰς ἐκβολὰς τοῦ Κιθαιρῶνος
φυλάξαι, λέγων ὡς ἐπιρρέουϲί οἱ Ἕλληνες αἰεὶ ἀνὰ πᾶϲαν
ἡμέρην καὶ ὡς ἀπολάμψοιτο ϲυχνούς. ἡμέραι δέ ϲφι 39
ἀντικατημένοιϲι ἤδη ἐγεγόνεϲαν ὀκτώ, ὅτε ταῦτα ἐκεῖνος
ϲυνεβούλευε Μαρδονίῳ. ὁ δὲ μαθὼν τὴν παραίνεϲιν εὖ
ἔχουϲαν, ὡς εὐφρόνη ἐγένετο, πέμπει τὴν ἵππον ἐς τὰς
ἐκβολὰς τὰς Κιθαιρωνίδας αἳ ἐπὶ Πλαταιέων φέρουϲι, τὰς
Βοιωτοὶ μὲν Τρεῖς κεφαλὰς καλέουϲι, Ἀθηναῖοι δὲ Δρυὸς
κεφαλάς. (2) πεμφθέντες δὲ οἱ ἱππόται οὐ μάτην ἀπίκοντο·
ἐϲβάλλοντα γὰρ ἐς τὸ πεδίον λαμβάνουϲι ὑποζύγιά τε πεν-
τακόϲια, ϲιτία ἄγοντα ἀπὸ Πελοποννήϲου ἐς τὸ ϲτρατόπεδον,
καὶ ἀνθρώπους οἳ εἵποντο τοῖϲι ζεύγεϲι. ἑλόντες δὲ ταύτην
τὴν ἄγρην οἱ Πέρϲαι ἀφειδέως ἐφόνευον, οὐ φειδόμενοι οὔτε
ὑποζυγίου οὐδενὸς οὔτε ἀνθρώπου. ὡς δὲ ἄδην εἶχον κτείν-
οντες, τὰ λοιπὰ αὐτῶν ἤλαυνον περιβαλόμενοι παρά τε
Μαρδόνιον καὶ ἐς τὸ ϲτρατόπεδον. μετὰ δὲ τοῦτο τὸ ἔργον 40
ἑτέρας δύο ἡμέρας διέτριψαν, οὐδέτεροι βουλόμενοι μάχης
ἄρξαι· μέχρι μὲν γὰρ τοῦ Ἀϲωποῦ ἐπήιϲαν οἱ βάρβαροι

586 *ϲυγκεκρημένον* Reiske: *-κεκυρη-* A: *-κεχωρη-* d 587 *μέν νυν* d: *μέντοι* A 590 *προεθυμέετο* d: *προθ-* A *τε* A: om. d 595 *Τιμηγενίδης* d: *Τιμογ-* A 598 *ἀπολάμψοιτο* A: *-λάμψαιτο* d 602 *ἐκβολὰς* A: *ἐϲβολὰς* d 605 *ἐϲβάλλοντα* A: *ἐϲβαλόντα* d 607 *ζεύγεϲι* Ar: *ϲκεύεϲι* D 608 *οὐ* A: om. d

πειρώμενοι τῶν Ἑλλήνων, διέβαινον δὲ οὐδέτεροι. ἡ μέντοι ἵππος ἡ Μαρδονίου αἰεὶ προσέκειτό τε καὶ ἐλύπεε τοὺς Ἕλληνας· οἱ γὰρ Θηβαῖοι, ἅτε μηδίζοντες μεγάλως, προθύμως ἔφερον τὸν πόλεμον καὶ αἰεὶ κατηγέοντο μέχρι μάχης, τὸ δὲ ἀπὸ τούτου παραδεκόμενοι Πέρσαι τε καὶ Μῆδοι μάλα ἔσκον οἳ ἀπεδείκνυντο ἀρετάς.

41 Μέχρι μέν νυν τῶν δέκα ἡμερέων οὐδὲν ἐπὶ πλεῦν ἐγίνετο τούτων· ὡς δὲ ἑνδεκάτη ἐγεγόνεε ἡμέρη ἀντικατημένοισι ἐν Πλαταιῇσι, οἵ τε δὴ Ἕλληνες πολλῷ πλεῦνες ἐγεγόνεσαν καὶ Μαρδόνιος περιημέκτεε τῇ ἕδρῃ, ἐνθαῦτα ἐς λόγους ἦλθον Μαρδόνιός τε ὁ Γωβρύεω καὶ Ἀρτάβαζος ὁ Φαρνάκεος, ὃς ἐν ὀλίγοισι Περσέων ἦν ἀνὴρ δόκιμος παρὰ Ξέρξῃ. (2) βουλευομένων δὲ αἵδε ἦσαν αἱ γνῶμαι, ἡ μὲν Ἀρταβάζου ὡς χρεὸν εἴη ἀναζεύξαντας τὴν ταχίστην πάντα τὸν στρατὸν ἰέναι ἐς τὸ τεῖχος τὸ Θηβαίων, ἔνθα σῖτόν τέ σφι ἐσενηνεῖχθαι πολλὸν καὶ χόρτον τοῖσι ὑποζυγίοισι, κατ' ἡσυχίην τε ἱζομένους διαπρήσσεσθαι ποιεῦντας τάδε· (3) ἔχειν γὰρ χρυσὸν πολλὸν μὲν ἐπίσημον, πολλὸν δὲ καὶ ἄσημον, πολλὸν δὲ ἄργυρόν τε καὶ ἐκπώματα· τούτων φειδομένους μηδενὸς διαπέμπειν ἐς τοὺς Ἕλληνας, Ἑλλήνων δὲ μάλιστα ἐς τοὺς προεστεῶτας ἐν τῇσι πόλισι, καὶ ταχέως σφεας παραδώσειν τὴν ἐλευθερίην, μηδὲ ἀνακινδυνεύειν συμβάλλοντας. (4) τούτου μὲν ἡ αὐτὴ ἐγίνετο καὶ Θηβαίων γνώμη, ὡς προειδότος πλεῦν τι καὶ αὐτοῦ, Μαρδονίου δὲ ἰσχυροτέρη τε καὶ ἀγνωμονεστέρη καὶ οὐδαμῶς συγγινωσκομένη· δοκέειν τε γὰρ πολλῷ κρέσσονα εἶναι τὴν σφετέρην στρατιὴν τῆς Ἑλληνικῆς, συμβάλλειν τε τὴν ταχίστην μηδὲ περιορᾶν

614 δὲ Ar: om. D 619 μάλα A: μάλιστα d 622 Πλαταιῇσι r: -αίῃσι AD 626 βουλευομένων AD: βουλομένων r μὲν <γὰρ> d 628 ἐσενηνεῖχθαι AD: -έχθαι r 632 τούτων <δὲ> d: an <δὴ> scribendum? 635 συμβάλλοντας AR: -βαλόντας d 637 αὐτοῦ Wilson: τούτου τε A: om. d 638 συγγινωσκομένη d: συγγιγνω- A 639 κρέσσονα A[pc](?), P: κρέσσων D: κρέσσον r

ϲυλλεγομένουϲ ἔτι πλεῦναϲ τῶν ϲυλλελεγμένων, τά τε
ϲφάγια τὰ Ἡγηϲιϲτράτου ἐᾶν χαίρειν μηδὲ βιάζεϲθαι, ἀλλὰ
νόμῳ τῷ Περϲέων χρεωμένουϲ ϲυμβάλλειν. τούτου δὲ 42
οὕτω δικαιεῦντοϲ ἀντέλεγε οὐδείϲ, ὥϲτε ἐκράτεε τῇ γνώμῃ·
τὸ γὰρ κράτοϲ εἶχε τῆϲ ϲτρατιῆϲ οὗτοϲ ἐκ βαϲιλέοϲ, ἀλλ᾽
οὐκ Ἀρτάβαζοϲ. μεταπεμψάμενοϲ ὦν τοὺϲ ταξιάρχουϲ τῶν
τελέων καὶ τῶν μετ᾽ ἑωυτοῦ ἐόντων Ἑλλήνων τοὺϲ
ϲτρατηγοὺϲ εἰρώτα εἴ τι εἰδεῖεν λόγιον περὶ Περϲέων ὡϲ
διαφθερέονται ἐν τῇ Ἑλλάδι. (2) ϲιγώντων δὲ τῶν ἐπικλήτων,
τῶν μὲν οὐκ εἰδότων τοὺϲ χρηϲμούϲ, τῶν δὲ εἰδότων μέν, ἐν
ἀδείῃ δὲ οὐ ποιευμένων τὸ λέγειν, αὐτόϲ γε Μαρδόνιοϲ ἔλεγε·
Ἐπεὶ τοίνυν ὑμεῖϲ ἢ ἴϲτε οὐδὲν ἢ οὐ τολμᾶτε λέγειν, ἀλλ᾽
ἐγὼ ἐρέω ὡϲ εὖ ἐπιϲτάμενοϲ. (3) ἔϲτι λόγιον ὡϲ χρεόν ἐϲτι
Πέρϲαϲ ἀπικομένουϲ ἐϲ τὴν Ἑλλάδα διαρπάϲαι τὸ ἱρὸν τὸ ἐν
Δελφοῖϲι, μετὰ δὲ τὴν διαρπαγὴν ἀπολέϲθαι πάνταϲ. ἡμεῖϲ
τοίνυν αὐτὸ τοῦτο ἐπιϲτάμενοι οὔτε ἴμεν ἐπὶ τὸ ἱρὸν τοῦτο
οὔτε ἐπιχειρήϲομεν διαρπάζειν, ταύτηϲ τε εἵνεκα τῆϲ αἰτίηϲ
οὐκ ἀπολεόμεθα. (4) ὥϲτε ὑμέων ὅϲοι τυγχάνουϲι εὔνοοι
ἐόντεϲ Πέρϲῃϲι, ἥδεϲθε τοῦδε εἵνεκα ὡϲ περιεϲομένουϲ ἡμέαϲ
Ἑλλήνων. ταῦτά ϲφι εἴπαϲ δεύτερα ἐϲήμαινε παραρτέεϲθαί
τε πάντα καὶ εὐκρινέα ποιέεϲθαι ὡϲ ἅμα ἡμέρῃ τῇ ἐπιούϲῃ
ϲυμβολῆϲ ἐϲομένηϲ. τοῦτον δ᾽ ἔγωγε τὸν χρηϲμόν, τὸν 43
Μαρδόνιοϲ εἶπε ἐϲ Πέρϲαϲ ἔχειν, ἐϲ Ἰλλυριούϲ τε καὶ τὸν
Ἐγχελέων ϲτρατὸν οἶδα πεποιημένον, ἀλλ᾽ οὐκ ἐϲ Πέρϲαϲ.
ἀλλὰ τάδε μὲν Βάκιδι ἐϲ ταύτην τὴν μάχην ἐϲτὶ πεποιημένα,

(2) τὴν δ᾽ ἐπὶ Θερμώδοντι καὶ Ἀϲωπῷ λεχεποίῃ
Ἑλλήνων ϲύνοδον καὶ βαρβαρόφωνον ἰυγήν,

641 ϲυλλελεγμένων A^{pc}r: ϲυλλεγομένων A^{ac}D 642 τὰ Ar: τοῦ D 645 ἐκ βαϲιλέοϲ A: om. d 649 διαφθερέονται P: -φθαρέονται A: -φθορεῦνται d 651 γε Gomperz: τε d: om. A 653 ἐϲτι AD: τι r 655 διαρπαγὴν A: ἁρπαγὴν d 656 τοῦτο^2 A: om. d 660 ἐϲήμαινε A: ἐϲήμηνε d 662 c. 43 del. Macan dubitanter et Maas 663 τὸν A: τῶν d 664 Ἐγχελέων D: -έλεων Ar 665 τάδε d: τὰ A

τῇ πολλοὶ πεcέονται ὑπὲρ λάχεcίν τε μόρον τε
τοξοφόρων Μήδων, ὅταν αἴcιμον ἦμαρ ἐπέλθῃ.

ταῦτα μὲν καὶ παραπλήcια τούτοιcι ἄλλα Μουcαίου ἔχοντα οἶδα ἐc Πέρcαc. ὁ δὲ Θερμώδων ποταμὸc ῥέει μεταξὺ

44 Τανάγρηc τε καὶ Γλίcαντοc. μετὰ δὲ τὴν ἐπειρώτηcιν τῶν χρηcμῶν καὶ παραίνεcιν τὴν ἐκ Μαρδονίου νύξ τε ἐγίνετο καὶ ἐc φυλακὰc ἐτάccοντο. ὡc δὲ πρόcω τῆc νυκτὸc προελήλατο καὶ ἡcυχίη τε ἐδόκεε εἶναι ἀνὰ τὰ cτρατόπεδα καὶ μάλιcτα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ, τηνικαῦτα προcελάcαc ἵππῳ πρὸc τὰc φυλακὰc τὰc Ἀθηναίων Ἀλέξανδροc ὁ Ἀμύντεω, cτρατηγόc τε ἐὼν καὶ βαcιλεὺc Μακεδόνων, ἐδίζητο τοῖcι cτρατηγοῖcι ἐc λόγουc ἐλθεῖν. (2) τῶν δὲ φυλάκων οἱ μὲν πλεῦνεc παρέμενον, οἱ δ' ἔθεον ἐπὶ τοὺc cτρατηγούc, ἐλθόντεc δὲ ἔλεγον ὡc ἄνθρωποc ἥκοι ἐπ' ἵππου ἐκ τοῦ cτρατοπέδου τοῦ Μήδων, ὃc ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔποc, cτρατηγοὺc δὲ ὀνομάζων ἐθέλειν φηcὶ ἐc λόγουc ἐλθεῖν.

45 οἱ δὲ ἐπεὶ ταῦτα ἤκουcαν, αὐτίκα εἵποντο ἐc τὰc φυλακάc. ἀπικομένοιcι δὲ ἔλεγε Ἀλέξανδροc τάδε· Ἄνδρεc Ἀθηναῖοι, παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενοc πρὸc μηδένα λέγειν ὑμέαc ἄλλον ἢ Παυcανίην, μή με καὶ διαφθείρητε· οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλωc ἐκηδόμην cυναπάcηc τῆc Ἑλλάδοc. (2) αὐτόc τε γὰρ Ἕλλην γένοc εἰμὶ τὠρχαῖον καὶ ἀντ' ἐλευθέρηc δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα. λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ cτρατιῇ τὰ cφάγια οὐ δύναται καταθύμια γενέcθαι· πάλαι γὰρ ἂν ἐμάχεcθε. νῦν δέ οἱ δέδοκται τὰ μὲν cφάγια ἐᾶν χαίρειν, ἅμα ἡμέρῃ δὲ διαφαυcκούcῃ cυμβολὴν ποιέεcθαι· καταρρώδηκε γὰρ μὴ πλεῦνεc cυλλεχθῆτε, ὡc ἐγὼ εἰκάζω. πρὸc

666 Μουcαίου D: -ῳ Ar 668 Γλιcάντοc hoc accentu AD^{ac} 670 προελήλατο A: προc- d 671 τε d: om. A 682 τάδε τὰ ἔπεα d <παρα>τίθεμαι Blaydes 686 ἐλευθέρηc Ar: -ρίηc D ἐθέλοιμι AD: ἔλοιμι r 689 μὲν τὰ d 690 δὲ Ar: om. D διαφαυcκούcῃ d: διαφαcκ- A^{ac}: διαφωcκ- A^{pc} καταρρώδηκε A: -δήκεε d 691 cυλλεχθῆτε A: cυλλέγητε d

ταῦτα ἑτοιμάζεσθε· ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιῆται, λιπαρέετε μένοντες· ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία. (3) ἢν δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ, μνησθῆναί τινα χρὴ καὶ ἐμεῦ ἐλευθερώσιος πέρι, ὃς Ἑλλήνων εἵνεκα ἔργον οὕτω παράβολον ἔργασμαι ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν ἐξαπίνης οἱ βάρβαροι μὴ προσδεκομένοισί κω. εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών. ὁ μὲν ταῦτα εἴπας ἀπήλαυνε ὀπίσω ἐς τὸ στρατόπεδον καὶ τὴν
ἑωυτοῦ τάξιν· οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντες ἐπὶ τὸ 46
δεξιὸν κέρας ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου. ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσας τοὺς Πέρσας ἔλεγε τάδε· (2) Ἐπεὶ τοίνυν ἐς ἠῶ ἡ συμβολὴ γίνεται, ὑμέας μὲν χρεόν ἐστι τοὺς Ἀθηναίους στῆναι κατὰ τοὺς Πέρσας, ἡμέας δὲ κατὰ τοὺς Βοιωτούς τε καὶ τοὺς κατ' ὑμέας τεταγμένους Ἑλλήνων, τῶνδε εἵνεκα· ὑμεῖς ἐπίστασθε τοὺς Μήδους καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖς δὲ ἄπειροί τέ εἰμεν καὶ ἀδαέες τούτων τῶν ἀνδρῶν· Σπαρτιητέων γὰρ οὐδεὶς πεπείρηται Μήδων, ἡμεῖς δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροί εἰμεν. (3) ἀλλ' ἀναλαβόντας τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέας μὲν ἐς τόδε τὸ κέρας, ἡμέας δὲ ἐς τὸ εὐώνυμον. πρὸς δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε· Καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπ' ἀρχῆς, ἐπείτε εἴδομεν κατ' ὑμέας τασσομένους τοὺς Πέρσας, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖς φθάντες προφέρετε· ἀλλὰ γὰρ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέες γένωνται οἱ λόγοι. ἐπεὶ δ' ὦν αὐτοὶ ἐμνήσθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι
γεγόνασι καὶ ἑτοῖμοί εἰμεν ποιέειν ταῦτα. ὡς δ' ἤρεσκε 47
ἀμφοτέροισι ταῦτα, ἠώς τε διέφαινε καὶ διαλλάσσοντο τὰς

693 ὀλιγέων Bredow: ὀλίγων 696 οὕτω ἔργον A 698 ἐξαπίνης Wilson: ἐξαίφνης A: om. d, del. edd. 700 ἀπήλαυνε A: ἀπέλαυνε d 706 τε d: om. A 709 τῶν ἀνδρῶν τουτέων (sic) d 710 δὲ d: τε A 716 γὰρ d: om. A 717 ἡμῖν A: ὑμῖν d 719 διαλλάσσοντο A: διάλλασσον vel sim. d

τάξις. γνόντες δὲ οἱ Βοιωτοὶ τὸ ποιεύμενον ἐξαγορεύουσι Μαρδονίῳ. ὁ δ' ἐπείτε ἤκουσε, αὐτίκα μετιστάναι καὶ αὐτὸς ἐπειρᾶτο, παράγων τοὺς Πέρσας κατὰ τοὺς Λακεδαιμονίους. ὡς δὲ ἔμαθε τοῦτο τοιοῦτο γινόμενον ὁ Παυσανίης, γνοὺς ὅτι οὐ λανθάνει, ὀπίσω ἦγε τοὺς Σπαρτιήτας ἐπὶ τὸ δεξιὸν κέρας· ὣς δ' αὔτως καὶ ὁ Μαρδόνιος <τοὺς Πέρσας> ἐπὶ τοῦ
48 *εὐωνύμου. ἐπεὶ δὲ κατέστησαν ἐς τὰς ἀρχαίας τάξις, πέμψας ὁ Μαρδόνιος κήρυκα ἐς τοὺς Σπαρτιήτας ἔλεγε τάδε· Ὦ Λακεδαιμόνιοι, ὑμεῖς δὴ λέγεσθε εἶναι ἄνδρες ἄριστοι ὑπὸ τῶν τῇδε ἀνθρώπων, ἐκπαγλεομένων ὡς οὔτε φεύγετε ἐκ πολέμου οὔτε τάξιν ἐκλείπετε, μένοντές τε ἢ ἀπόλλυτε τοὺς ἐναντίους ἢ αὐτοὶ ἀπόλλυσθε.* (2) *τῶν δ' ἄρ' ἦν οὐδὲν ἀληθές· πρὶν γὰρ ἢ συμμῖξαι ἡμέας ἐς χειρῶν τε νόμον ἀπικέσθαι, καὶ δὴ φεύγοντας καὶ στάσιν ἐκλείποντας ὑμέας εἴδομεν, ἐν Ἀθηναίοισί τε τὴν πρόπειραν ποιευμένους αὐτούς τε ἀντία δούλων τῶν ἡμετέρων τασσομένους.* (3) *ταῦτα οὐδαμῶς ἀνδρῶν ἀγαθῶν ἔργα, ἀλλὰ πλεῖστον δὴ ἐν ὑμῖν ἐψεύσθημεν· προσδεκόμενοι γὰρ κατὰ κλέος ὡς δὴ πέμψετε ἐς ἡμέας κήρυκα προκαλεύμενοι καὶ βουλόμενοι μούνοισι Πέρσῃσι μάχεσθαι, ἄρτιοι ἐόντες ποιέειν ταῦτα οὐδὲν τοιοῦτο λέγοντας ὑμέας εὕρομεν ἀλλὰ πτώσσοντας μᾶλλον. νῦν ὦν ἐπειδὴ οὐκ ὑμεῖς ἤρξατε τούτου τοῦ λόγου, ἀλλ' ἡμεῖς ἄρχομεν.* (4) *τί δὴ οὐ πρὸ μὲν τῶν Ἑλλήνων ὑμεῖς, ἐπείτε δεδόξωσθε εἶναι ἄριστοι, πρὸ δὲ τῶν βαρβάρων ἡμεῖς ἴσοι πρὸς ἴσους ἀριθμὸν ἐμαχεσάμεθα; καὶ ἢν μὲν δοκῇ καὶ τοὺς ἄλλους μάχεσθαι, οἱ δ' ὦν μετέπειτα μαχέσθων ὕστεροι· εἰ δὲ*

720 *τάξις* A: *τάξεις* d 723 *τοιοῦτο* AD: *-ον* r 725 *αὔτως καὶ* A: *καὶ αὐτὸς* d suppl. Van Herwerden 725–6 *τοῦ εὐωνύμου* A: *τὸ εὐώνυμον* d 726 *τάξις* AUSV: *τάξεις* DRX 727 *ὁ* A: om. d 729 *ἐκπαγλεομένων* A: *ἐκπλαγ-* d 732 *ἡμέας* A: *ὑμέας* d 733 *στάσιν* A: *τάξιν* d *ἐκλείποντας* A: *ἐκλιπόντας* d 734 *πρόπειραν* A: *πεῖραν* d 738 <*μοῦνοι*> *μούνοισι* Koen 739 *τοιοῦτο* AD: *-ον* r 740 *ὑμέας* A: om. d 741 *ἄρχομεν* A: *ἄρξομεν* d 742 *οὐ* A: *ὦν* d 744 *δοκῇ* A: *δοκέῃ* d 745 *ὕστεροι* A: *ὕστερον* d

καὶ μὴ δοκέοι ἀλλ᾽ ἡμέας μούνους ἀποχρᾶν, ἡμεῖϲ δὲ διαμαχεϲώμεθα· ὁκότεροι δ᾽ ἂν ἡμέων νικήϲωϲι, τούτουϲ τῷ ἅπαντι ϲτρατοπέδῳ νικᾶν. ὁ μὲν ταῦτα εἴπαϲ τε καὶ ἐπιϲχὼν 49 χρόνον, ὥϲ οἱ οὐδεὶϲ οὐδὲν ὑπεκρίνετο, ἀπαλλάϲϲετο ὀπίϲω, ἀπελθὼν δὲ ἐϲήμαινε Μαρδονίῳ τὰ καταλαβόντα. ὁ δὲ περιχαρὴϲ γενόμενοϲ καὶ ἐπαρθεὶϲ ψυχρῇ νίκῃ ἐπῆκε τὴν ἵππον ἐπὶ τοὺϲ Ἕλληναϲ. (2) ὡϲ δὲ ἐπήλαϲαν οἱ ἱππόται, ἐϲίνοντο πᾶϲαν τὴν ϲτρατιὴν τὴν Ἑλληνικὴν ἐϲακοντίζοντέϲ τε καὶ ἐϲτοξεύοντεϲ ὥϲτε ἱπποτοξόται τε ἐόντεϲ καὶ προϲφέρεϲθαι ἄποροι· τήν τε κρήνην τὴν Γαργαφίην, ἀπ᾽ ἧϲ ὑδρεύετο πᾶν τὸ ϲτράτευμα τὸ Ἑλληνικόν, ϲυνετάραξαν καὶ ϲυνέχωϲαν. (3) ἦϲαν μέν νυν κατὰ τὴν κρήνην Λακεδαιμόνιοι τεταγμένοι μοῦνοι, τοῖϲι δὲ ἄλλοιϲι Ἕλληϲι ἡ μὲν κρήνη πρόϲω ἐγίνετο, ὡϲ ἕκαϲτοι ἔτυχον τεταγμένοι, ὁ δὲ Ἀϲωπὸϲ ἀγχοῦ· ἐρυκόμενοι δὲ τοῦ Ἀϲωποῦ οὕτω δὴ ἐπὶ τὴν κρήνην ἐφοίτων· ἀπὸ τοῦ ποταμοῦ γάρ ϲφι οὐκ ἐξῆν ὕδωρ φορέεϲθαι ὑπό τε τῶν ἱππέων καὶ τοξευμάτων.

Τούτου δὲ τοιούτου γινομένου οἱ τῶν Ἑλλήνων ϲτρατηγοί, 50 ἅτε τοῦ τε ὕδατοϲ ϲτερηθείϲηϲ τῆϲ ϲτρατιῆϲ καὶ ὑπὸ τῆϲ ἵππου ταραϲϲομένηϲ, ϲυνελέχθηϲαν περὶ αὐτῶν τε τούτων καὶ ἄλλων, ἐλθόντεϲ παρὰ Παυϲανίην ἐπὶ τὸ δεξιὸν κέραϲ. ἄλλα γὰρ τούτων τοιούτων ἐόντων μᾶλλόν ϲφεαϲ ἐλύπεε· οὔτε γὰρ ϲιτία εἶχον ἔτι, οἵ τέ ϲφεων ὀπέωνεϲ ἀποπεμφθέντεϲ ἐϲ Πελοπόννηϲον ὡϲ ἐπιϲιτιεύμενοι ἀπεκεκληίατο ὑπὸ τῆϲ ἵππου, οὐ δυνάμενοι ἀπικέϲθαι ἐϲ τὸ ϲτρατόπεδον. βουλευομένοιϲι δὲ τοῖϲι ϲτρατηγοῖϲι ἔδοξε, ἢν ὑπερβάλωνται 51

747 διαμαχεϲώμεθα A: -ϲόμεθα d 748 τε A: om. d 749 ὑπεκρίνετο d: -ατο A 750 ἐϲήμαινε A: ἐϲήμηνε d 752 ἐϲίνοντο A: ἐϲινέοντο d 753 τε A: om. d 754 ἐϲτοξεύοντεϲ d: τοξεύοντεϲ A ὥϲτε <καὶ> d 755 τε A: om. d 756 ϲτράτευμα τὸ Ἑλληνικόν Ar: Ἑλληνικὸν ϲτράτευμα D ϲυνετάραξαν Ar: ϲυνέταξαν D 757 νυν D: ὦν Ar 761 ὕδωρ A: om. d 763 οἵ <τε> D 767 ἄλλα S: ἀλλὰ Ad ἐόντων τοιούτων D 768 ὀπεῶνεϲ hoc accentu d: ὀπαῶνεϲ S 769 ἀπεκεκληίατο edd.: ἀπεκεκλέατο A: ἀποκεκλέατο r: -ίατο D

ἐκείνην τὴν ἡμέρην οἱ Πέρcαι cυμβολὴν μὴ ποιεύμενοι, ἐc τὴν νῆcον ἰέναι. ἡ δέ ἐcτι ἀπὸ τοῦ Ἀcωποῦ καὶ τῆc κρήνηc τῆc Γαργαφίηc, ἐπ' ᾗ ἐcτρατοπεδεύοντο τότε, δέκα cταδίουc ἀπέχουcα, πρὸ τῆc Πλαταιέων πόλιοc. (2) *νῆcοc δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ· cχιζόμενοc {ὁ} ποταμὸc ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνοc ῥέει κάτω ἐc τὸ πεδίον, διέχων ἀπ' ἀλλήλων τὰ ῥέεθρα ὅcον περ τρία cτάδια, καὶ ἔπειτα cυμμίcγει ἐc τὠυτό· οὔνομα δέ οἱ Ὠερόη. θυγατέρα δὲ ταύτην λέγουcι εἶναι Ἀcωποῦ οἱ ἐπιχώριοι.* (3) *ἐc τοῦτον δὴ τὸν χῶρον ἐβουλεύcαντο μεταναcτῆναι, ἵνα καὶ ὕδατι ἔχωcι χρᾶcθαι ἀφθόνῳ καὶ οἱ ἱππέέc cφεαc μὴ cινοίατο ὥcπερ κατιθὺ ἐόντων· μετακινέεcθαί τε ἐδόκεε τότε ἐπεὰν τῆc νυκτὸc ᾖ δευτέρη φυλακή, ὡc ἂν μὴ ἰδοίατο οἱ Πέρcαι ἐξορμωμένουc καί cφεαc ἑπόμενοι ταράccοιεν οἱ ἱππόται.* (4) *ἀπικομένων δὲ ἐc τὸν χῶρον τοῦτον, τὸν δὴ ἡ Ἀcωπὶc Ὠερόη περιcχίζεται ῥέουcα ἐκ τοῦ Κιθαιρῶνοc, ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺc ἡμίcεαc ἀποcτέλλειν τοῦ cτρατοπέδου πρὸc τὸν Κιθαιρῶνα, ὡc ἀναλάβοιεν τοὺc ὀπέωναc τοὺc ἐπὶ τὰ cιτία οἰχομένουc·*
52 *ἦcαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι. ταῦτα βουλευcάμενοι κείνην μὲν τὴν ἡμέρην πᾶcαν προcκειμένηc τῆc ἵππου εἶχον πόνον ἄτρυτον· ὡc δὲ ἥ τε ἡμέρη ἔληγε καὶ οἱ ἱππέεc ἐπέπαυντο, νυκτὸc δὴ γινομένηc καὶ ἐούcηc τῆc ὥρηc ἐc τὴν δὴ cυνέκειτό cφι ἀπαλλάccεcθαι, ἐνθαῦτα ἀερθέντεc οἱ πολλοὶ ἀπαλλάccοντο, ἐc μὲν τὸν χῶρον ἐc τὸν cυνέκειτο οὐκ ἐν νόῳ ἔχοντεc, οἱ δὲ ὡc ἐκινήθηcαν ἔφευγον ἄcμενοι τὴν ἵππον πρὸc τὴν Πλαταιέων πόλιν, φεύγοντεc δὲ ἀπικνέονται ἐπὶ τὸ Ἥραιον. τὸ δὲ πρὸ τῆc πόλιόc ἐcτι τῆc Πλαταιέων,*

772 *μὴ* d: om. A 774 *ᾗ* d: *ἣν* A 775 *ἀπέχουcα* A: *ἔχουcα* d *οὕτω* <*δ'*> d 776 del. Pingel 778 *περ*] *τε* Krüger *ἔπειτα* Ar: *ἐπὶ* D *τὠυτό* A: *τοῦτο* d 789 *ὀπέωναc* A: *-εῶναc* D: *ὀπα-* r 791 *κείνην* A: *ἐκείνην* d 793 *γινομένηc* Ar: *γεν-* D *ἐούcηc* d: *θεούcηc* A 794 *δὴ* d: om. A 795 *ἐc τὸν* d: *ἐc ὃν* A 796 *ἔχοντεc* <*ἰέναι*> ex gr. Richards 797 *δὲ* A: *δὴ* d

εἴκοϲι ϲταδίουϲ ἀπὸ τῆϲ κρήνηϲ τῆϲ Γαργαφίηϲ ἀπέχον. ἀπικόμενοι δὲ ἔθεντο πρὸ τοῦ ἱροῦ τὰ ὅπλα. καὶ οἱ μὲν περὶ 53
τὸ Ἥραιον ἐϲτρατοπεδεύοντο, Παυϲανίηϲ δὲ ὁρῶν ϲφεαϲ ἀπαλλαϲϲομένουϲ ἐκ τοῦ ϲτρατοπέδου παρήγγελλε καὶ τοῖϲι Λακεδαιμονίοιϲι ἀναλαβόνταϲ τὰ ὅπλα ἰέναι κατὰ τοὺϲ ἄλλουϲ τοὺϲ προϊόνταϲ, νομίϲαϲ αὐτοὺϲ ἐϲ τὸν χῶρον ἰέναι ἐϲ τὸν ϲυνεθήκαντο. (2) ἐνθαῦτα οἱ μὲν ἄλλοι ἄρτιοι ἦϲαν τῶν ταξιάρχων πείθεϲθαι Παυϲανίῃ, Ἀμομφάρετοϲ δὲ ὁ Πολιάδεω λοχηγέων τοῦ Πιτανήτεω λόχου οὐκ ἔφη τοὺϲ ξείνουϲ φεύξεϲθαι οὐδὲ ἑκὼν εἶναι αἰϲχυνέειν τὴν Ϲπάρτην, ἐθώμαζέ τε ὁρέων τὸ ποιεύμενον ἅτε οὐ παραγενόμενοϲ τῷ προτέρῳ λόγῳ. (3) ὁ δὲ Παυϲανίηϲ τε καὶ ὁ Εὐρυάναξ δεινὸν μὲν ἐποιεῦντο τὸ μὴ πείθεϲθαι ἐκεῖνον ϲφίϲι, δεινότερον δὲ ἔτι κείνου ταῦτα νενωμένου ἀπολιπεῖν τὸν λόχον τὸν Πιτανήτην, μὴ ἢν ἀπολίπωϲι ποιεῦντεϲ τὰ ϲυνεθήκαντο τοῖϲι ἄλλοιϲι Ἕλληϲι, ἀπόληται ὑπολειφθεὶϲ αὐτόϲ τε Ἀμομφάρετοϲ καὶ οἱ μετ' αὐτοῦ. (4) ταῦτα λογιζόμενοι ἀτρέμαϲ εἶχον τὸ ϲτρατόπεδον τὸ Λακωνικὸν καὶ ἐπειρῶντο πείθοντέϲ μιν ὡϲ οὐ χρεὸν εἴη ταῦτα ποιέειν. καὶ οἱ μὲν 54
παρηγόρεον Ἀμομφάρετον μοῦνον Λακεδαιμονίων τε καὶ Τεγεητέων λελειμμένον, Ἀθηναῖοι δὲ ἐποίευν τοιάδε· εἶχον ἀτρέμαϲ ϲφέαϲ αὐτοὺϲ ἵνα ἐτάχθηϲαν, ἐπιϲτάμενοι τὰ Λακεδαιμονίων φρονήματα ὡϲ ἄλλα φρονεόντων καὶ ἄλλα λεγόντων. (2) ὡϲ δὲ ἐκινήθη τὸ ϲτρατόπεδον, ἔπεμπον ϲφέων ἱππέα ὀψόμενόν τε εἰ πορεύεϲθαι ἐπιχειροῖεν οἱ Ϲπαρτιῆται, εἴτε καὶ τὸ παράπαν μὴ διανοεῦνται ἀπαλλάϲϲεϲθαι,

801 Ἥραιον A: ἱρὸν d 806 ταξιάρχων A: -χέων d 807 Πιτανήτεω Koen: -τέων 809 ὁρέων d: ὁρῶν A 811 ϲφίϲι Ar: ϲφι D 812 κείνου A: ἐκείνου d νενωμένου d: ἀναινομένου A 818 μοῦνον Ad: μούνων B 819 λελειμμένον Ar: -μένων D: λειπόμενον Legrand: an λελειμμένον <ἐϲ πειθαρχίαν>? 820 ἀτρέμαϲ d: -μα A 822 ὡϲ {δὲ} ἐκινήθη τὸ ϲτρατόπεδον ante εἶχον (819) traiecit Powell 823 ἐπιχειροῖεν A: ἐπιχειρέοιεν d

55 ἐπειρέσθαι τε Παυσανίην τὸ χρεὸν εἴη ποιέειν. ὡς δὲ ἀπίκετο
ὁ κῆρυξ ἐς τοὺς Λακεδαιμονίους, ὥρα τέ σφεας κατὰ
χώρην τεταγμένους καὶ ἐς νείκεα ἀπιγμένους αὐτῶν τοὺς
πρώτους. ὡς γὰρ δὴ παρηγόρεον τὸν Ἀμομφάρετον ὅ τε
Εὐρυάναξ καὶ ὁ Παυσανίης μὴ κινδυνεύειν μένοντας μούνους
Λακεδαιμονίους, οὔκως ἔπειθον, ἐς ὃ ἐς νείκεά τε συμ-
πεσόντες ἀπίκατο καὶ ὁ κῆρυξ ὁ τῶν Ἀθηναίων παρίστατό
σφι ἀπιγμένος. (2) νεικέων δὲ ὁ Ἀμομφάρετος λαμβάνει
πέτρον ἀμφοτέρῃσι τῇσι χερσὶ καὶ τιθεὶς πρὸ ποδῶν
τοῦ Παυσανίεω ταύτῃ τῇ ψήφῳ ψηφίζεσθαι ἔφη μὴ φεύγειν
τοὺς ξείνους {λέγων τοὺς βαρβάρους}. ὁ δὲ μαινόμενον καὶ
οὐ φρενήρεα καλέων ἐκεῖνον πρός τε τὸν Ἀθηναίων κήρυκα
<τραπόμενος> ἐπειρωτῶντα τὰ ἐντεταλμένα λέγειν
{ὁ Παυσανίης} ἐκέλευε τὰ παρεόντα σφι πρήγματα, ἐχρήιζέ
τε τῶν Ἀθηναίων προσχωρῆσαί τε πρὸς ἑωυτοὺς καὶ ποιέειν
56 περὶ τῆς ἀπόδου τά περ ἂν καὶ σφεῖς. καὶ ὁ μὲν ἀπαλλάσσετο
ἐς τοὺς Ἀθηναίους· τοὺς δὲ ἐπεὶ ἀνακρινομένους πρὸς
ἑωυτοὺς ἠὼς κατελάμβανε ἐν τούτῳ τῷ χώρῳ κατημένους
ὁ Παυσανίης, οὐ δοκέων τὸν Ἀμομφάρετον λείψεσθαι τῶν
ἄλλων Λακεδαιμονίων ἀποστιχόντων, τὰ δὴ καὶ ἐγένετο,
σημήνας ἀπῆγε διὰ τῶν κολωνῶν τοὺς λοιποὺς πάντας·
εἵποντο δὲ καὶ Τεγεῆται. (2) Ἀθηναῖοι δὲ ταχθέντες ἤισαν τὰ
ἔμπαλιν ἢ Λακεδαιμόνιοι· οἱ μὲν γὰρ τῶν τε ὄχθων ἀντεί-
χοντο καὶ τῆς ὑπωρείης τοῦ Κιθαιρῶνος, φοβεόμενοι τὴν
57 ἵππον, Ἀθηναῖοι δὲ κάτω τραφθέντες ἐς τὸ πεδίον. Ἀμομ-
φάρετος δὲ ἀρχήν γε οὐδαμὰ δοκέων Παυσανίην τολμήσειν

825 ἐπειρέσθαι] ἐπειρησόμενόν dubitanter Holford-Strevens 826 τε fortasse delendum aut post χώρην vel τεταγμένους traiciendum 828 παρηγόρεον r: -ρευον D: -ρέοντο A 830 Λακεδαιμονίους Ad: -ίων EM 831 ὁ² d: om. A 834 τοῦ EM: τῶν Ad 835 del. Werfer μαινόμενόν <τε> Van Herwerden 836 πρός τε del. Krüger Ἀθηναίων d: -αῖον A 837 suppl. Stein: alii alia 838 del. Krüger 839 τε² A: om. d 842 χώρῳ κατημένους Powell: χρόνῳ κατημένος 844 καὶ A: om. d 849 τραφθέντες AD: τραφέντες r 850 γε Schweighäuser: τε

cφεας ἀπολιπεῖν περιείχετο αὐτοῦ μένοντας μὴ ἐκλιπεῖν τὴν τάξιν· προτερεόντων δὲ τῶν cὺν Παυcανίῃ, καταδόξας αὐτοὺc ἰθέῃ τέχνῃ ἀπολείπειν αὐτόν, ἀναλαβόντα τὸν λόχον τὰ ὅπλα ἦγε βάδην πρὸc τὸ ἄλλο cτῖφοc. (2) *τὸ δὲ ἀπελθὸν ὅcον τε δέκα cτάδια ἀνέμενε τὸν Ἀμομφαρέτου λόχον, περὶ ποταμὸν Μολόεντα ἱδρυμένον Ἀργιόπιόν τε χῶρον καλεόμενον, τῇ καὶ Δήμητροc Ἐλευcινίηc ἱρὸν ἧcται· ἀνέμενε δὲ τοῦδε εἵνεκα, ἵνα ἢν μὴ ἀπολείπῃ τὸν χῶρον ἐν τῷ ἐτετάχατο ὁ Ἀμομφάρετόc τε καὶ ὁ λόχοc, ἀλλ' αὐτοῦ μένωcι, βοηθέοι ὀπίcω παρ' ἐκείνουc.* (3) *καὶ οἵ τε ἀμφὶ τὸν Ἀμομφάρετον παρεγίνοντό cφι καὶ ἡ ἵπποc ἡ τῶν βαρβάρων προcέκειτο πᾶcα. οἱ γὰρ ἱππόται ἐποίευν οἷον καὶ ἐώθεcαν ποιέειν αἰεί, ἰδόντεc δὲ τὸν χῶρον κεινὸν ἐν τῷ ἐτετάχατο οἱ Ἕλληνεc τῇcι προτέρῃcι ἡμέρῃcι, ἤλαυνον τοὺc ἵππουc αἰεὶ τὸ πρόcω καὶ ἅμα καταλαβόντεc προcεκέατό cφι.*

Μαρδόνιοc δὲ ὡc ἐπύθετο τοὺc Ἕλληναc ἀποιχομένουc ὑπὸ 58
νύκτα εἶδέ τε τὸν χῶρον ἔρημον, καλέcαc τὸν Ληρικαῖον Θώρηκα καὶ τοὺc ἀδελφεοὺc αὐτοῦ Εὐρύπυλον καὶ Θραcυδήιον ἔλεγε· (2) *Ὦ παῖδεc Ἀλεύεω, ἔτι τί λέξετε τάδε ὁρῶντεc ἔρημα; ὑμεῖc γὰρ οἱ πληcιόχωροι ἐλέγετε Λακεδαιμονίουc οὐ φεύγειν ἐκ μάχηc, ἀλλὰ ἄνδραc εἶναι τὰ πολέμια πρώτουc· τοὺc πρότερόν τε μετιcταμένουc ἐκ τῆc τάξιοc εἴδετε, νῦν τε ὑπὸ τὴν παροιχομένην νύκτα καὶ οἱ πάντεc ὁρῶμεν διαδράνταc· διέδεξάν τε, ἐπεί cφεαc ἔδεε πρὸc τοὺc ἀψευδέωc ἀρίcτουc ἀνθρώπων μάχῃ διακριθῆναι, ὅτι οὐδένεc ἄρα ἐόντεc ἐν οὐδαμοῖcι ἐοῦcι Ἕλληcι ἐναπεδεικνύατο.* (3) *καὶ ὑμῖν μὲν ἐοῦcι Περcέων ἀπείροιcι πολλὴ ἐκ*

852 *καταδόξας* AD: *-ξαντας* r 853 *ἰθέῃ* Bekker: *ἰθείῃ* A: *θείῃ* d *ἀπολείπειν* A: *-λιπεῖν* d 854 *ἄλλο* A: om. d 855 *δέκα*] *τέccερα* Pingel: *τεccερεcκαίδεκα* Pritchett 856 *Μολόεντα* A: *Μορό-* D: *Μοό-* r 857 *ἧcται*] *ἐcτι* Krüger 858 *εἵνεκα* A: *-κε(ν)* d *ἀπολείπῃ* A: *-λίπῃ* d *τῷ* d: *ᾧ* A 862, 864 *αἰεί* d: *ἀεί* A 867 *τε* AD: om. r *Ληρικαῖον* AD: *Ληρικκαῖον* r 869 *Θραcύδηιον* hoc accentu A: *-δαῖον* d *τί*] *τι* Krüger 870 *ὑμεῖc* <*δὲ*> D 874 *οἱ πάντεc*] *ἅπαντεc* Pingel

γε ἐμεῦ ἐγίνετο cυγγνώμη, ἐπαινεόντων τούτους τοῖcί τι καὶ cυνηδέατε· Ἀρταβάζου δὲ θῶμα καὶ μᾶλλον ἐποιεύμην τὸ καταρρωδῆcαι Λακεδαιμονίους καταρρωδήcαντά τε ἀποδέξαcθαι γνώμην δειλοτάτην, ὡc χρεὸν εἴη ἀναζεύξαντας τὸ cτρατόπεδον ἰέναι ἐc τὸ Θηβαίων ἄcτυ πολιορκηcομένουc· τὴν ἔτι πρὸc ἐμεῦ βαcιλεὺc πεύcεται. (4) καὶ τούτων μὲν ἑτέρωθι ἔcται λόγοc· νῦν δὲ ἐκείνοιcι ταῦτα ποιεῦcι οὐκ ἐπιτρεπτέα ἐcτί, ἀλλὰ διωκτέοι εἰcὶ ἐc ὃ καταλαμφθέντες

59 δώcουcι ἡμῖν τῶν δὴ ἐποίηcαν Πέρcαc πάντων δίκαc. ταῦτα εἴπαc ἦγε τοὺc Πέρcαc δρόμῳ διαβάνταc τὸν Ἀcωπὸν κατὰ cτίβον τῶν Ἑλλήνων ὡc δὴ ἀποδιδρηcκόντων, ἐπεῖχέ τε ἐπὶ Λακεδαιμονίουc τε καὶ Τεγεήταc μούνουc· Ἀθηναίουc γὰρ τραπομένουc ἐc τὸ πεδίον ὑπὸ τῶν ὄχθων οὐ κατώρα. (2) Πέρcαc δὲ ὁρῶντεc ὁρμημένουc διώκειν τοὺc Ἕλληναc οἱ λοιποὶ τῶν βαρβαρικῶν τελέων ἄρχοντεc αὐτίκα πάντεc ἦραν τὰ cημήια καὶ ἐδίωκον ὡc ποδῶν ἕκαcτοc εἶχον, οὔτε κόcμῳ οὐδενὶ κοcμηθέντεc οὔτε τάξι. καὶ οὗτοι μὲν βοῇ τε καὶ ὁμίλῳ ἐπήιcαν ὡc ἀναρπαcόμενοι τοὺc Ἕλληναc·

60 Παυcανίηc δέ, ὡc προcέκειτο ἡ ἵπποc, πέμψαc πρὸc τοὺc Ἀθηναίουc ἱππέα λέγει τάδε· Ἄνδρεc Ἀθηναῖοι, ἀγῶνοc μεγίcτου προκειμένου ἐλευθέρην εἶναι ἢ δεδουλωμένην τὴν Ἑλλάδα, προδεδόμεθα ὑπὸ τῶν cυμμάχων ἡμεῖc τε οἱ Λακεδαιμόνιοι καὶ ὑμεῖc οἱ Ἀθηναῖοι ὑπὸ τὴν παροιχομένην νύκτα διαδράντων. (2) νῦν ὦν δέδοκται τὸ ἐνθεῦτεν τὸ ποιητέον ἡμῖν, ἀμυνομένουc γὰρ τῇ δυνάμεθα ἄριcτα περιcτέλλειν ἀλλήλουc. εἰ μέν νυν ἐc ὑμέαc ὅρμηcε ἀρχὴν ἡ ἵπποc, χρῆν δὴ ἡμέαc τε καὶ τοὺc μετ' ἡμέων τὴν Ἑλλάδα οὐ

878 γε A: τε d 879 cυνηδέατε A[pc]: -έαται A[ac] d δὲ Ar: om. D θῶμα A: θῶυμα d 880 τὸ <καὶ> A 890 κατώρα Ar: κατόρα D 891 ὁρμημένουc A: ὡρ- d 892 πάντεc A: ἅπαντεc d 893 ἦραν d: ᾖραν A ἕκαcτοc d: ἕκαcτοι A εἶχον A: ἧκον d: εἶχε Cobet 894 τάξι A: τάξει d 895 ἀναρπαcόμενοι A: ἁρπαcόμενοι d 900 οἱ Ar: om. D παροιχομένην AD: παροιχημένην r 901 τὸ[2] A: om. d 902 ἡμῖν d: ὑμῖν A

προδιδόνταϲ Τεγεήταϲ βοηθέειν ὑμῖν· νῦν δέ, ἐϲ ἡμέαϲ γὰρ ἅπαϲα κεχώρηκε, δίκαιοί ἐϲτε ὑμεῖϲ πρὸϲ τὴν πιεζομένην μάλιϲτα τῶν μοιρέων ἀμυνέοντεϲ ἰέναι. (3) εἰ δ' ἄρα αὐτοὺϲ ὑμέαϲ καταλελάβηκε ἀδύνατόν τι βοηθέειν, ὑμεῖϲ δ' ἡμῖν τοὺϲ τοξόταϲ ἀποπέμψαντεϲ χάριν θέϲθε. ϲυνοίδαμεν δὲ ὑμῖν ὑπὸ τὸν παρεόντα τόνδε πόλεμον ἐοῦϲι πολλὸν προθυμοτάτοιϲι, ὥϲτε καὶ ταῦτα ἐϲακούειν. ταῦτα οἱ Ἀθηναῖοι ὡϲ 61 ἐπύθοντο, ὁρμέατο βοηθέειν καὶ τὰ μάλιϲτα ἐπαμύνειν· καί ϲφι ἤδη ϲτίχουϲι ἐπιτίθενται οἱ ἀντιταχθέντεϲ Ἑλλήνων τῶν μετὰ βαϲιλέοϲ γενομένων, ὥϲτε καὶ μηκέτι δύναϲθαι βοηθῆϲαι· τὸ γὰρ προϲκείμενόν ϲφεαϲ ἐλύπεε. (2) οὕτω δὴ μουνωθέντεϲ Λακεδαιμόνιοι καὶ Τεγεῆται, ἐόντεϲ ϲὺν ψιλοῖϲι ἀριθμὸν οἱ μὲν πεντακιϲμύριοι, Τεγεῆται δὲ τριϲχίλιοι (οὗτοι γὰρ οὐδαμὰ ἀπεϲχίζοντο ἀπὸ Λακεδαιμονίων), ἐϲφαγιάζοντο ὡϲ ϲυμβαλέοντεϲ Μαρδονίῳ καὶ τῇ ϲτρατιῇ τῇ παρεούϲῃ. (3) καὶ οὐ γάρ ϲφι ἐγίνετο τὰ ϲφάγια χρηϲτά, ἔπιπτόν τε αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ πολλοὶ καὶ πολλῷ πλεῦνεϲ ἐτρωματίζοντο· φράξαντεϲ γὰρ τὰ γέρρα οἱ Πέρϲαι ἀπίεϲαν τῶν τοξευμάτων πολλὰ ἀφειδέωϲ, οὕτω ὥϲτε πιεζομένων τῶν Ϲπαρτιητέων καὶ τῶν ϲφαγίων οὐ γινομένων ἀποβλέψαντα τὸν Παυϲανίην πρὸϲ τὸ Ἥραιον τὸ Πλαταιέων ἐπικαλέϲαϲθαι τὴν θεόν, χρηίζοντα μηδαμῶϲ ϲφέαϲ ψευϲθῆναι τῆϲ ἐλπίδοϲ. ταῦτα δ' ἔτι τούτου ἐπικαλεομένου 62 προεξαναϲτάντεϲ πρότεροι οἱ Τεγεῆται ἐχώρεον ἐϲ τοὺϲ βαρβάρουϲ, καὶ τοῖϲι Λακεδαιμονίοιϲι αὐτίκα μετὰ τὴν εὐχὴν τὴν Παυϲανίεω ἐγίνετο θυομένοιϲι τὰ ϲφάγια χρηϲτά. ὡϲ δὲ χρόνῳ κοτὲ ἐγίνετο, ἐχώρεον καὶ οὗτοι ἐπὶ τοὺϲ Πέρϲαϲ, καὶ οἱ Πέρϲαι ἀντίοι <ἔϲταϲαν> τὰ τόξα μετέντεϲ.

906 ἅπαϲα A: πᾶϲα d 909 τούϲ <γε> Naber 912 ὁρμέατο A: ὡρ- d 913 ϲτίχουϲι A: ϲτείχ- d 914 καὶ d: om. A 921 τε Schaefer: δὲ 922 γέρρα AD: γέρα r 925 Ἡραῖον hoc accentu d 928 πρότεροι A: πρότερον d 931 ἐγίνετο d: ἐγέν- A 932 suppl. Stein

(2) *ἐγίνετο δὲ πρῶτον περὶ τὰ γέρρα μάχη. ὡς δὲ ταῦτα
ἐπεπτώκεε, ἤδη ἐγίνετο ἡ μάχη ἰςχυρὴ παρ' αὐτὸ τὸ
Δημήτριον καὶ χρόνον ἐπὶ πολλόν, ἐς ὃ ἀπίκοντο ἐς ὠθιςμόν·
τὰ γὰρ δόρατα ἐπιλαμβανόμενοι κατέκλων οἱ βάρβαροι.*
(3) *λήματι μέν νυν καὶ ῥώμῃ οὐκ ἥςςονες ἦςαν οἱ Πέρςαι,
ἄνοπλοι δὲ ἐόντες καὶ πρὸς ἀνεπιςτήμονες ἦςαν καὶ οὐκ
ὁμοῖοι τοῖςι ἐναντίοιςι ςοφίην. προεξαΐςςοντες δὲ κατ' ἕνα
καὶ δέκα καὶ πλεῦνές τε καὶ ἐλάςςονες ςυςτρεφόμενοι
ἐςέπιπτον ἐς τοὺς Σπαρτιήτας καὶ διεφθείροντο.*
63 *τῇ δὲ
ἐτύγχανε αὐτὸς ἐὼν Μαρδόνιος, ἀπ' ἵππου τε μαχόμενος
λευκοῦ ἔχων τε περὶ ἑωυτὸν λογάδας Περςέων τοὺς ἀρίςτους
χιλίους, ταύτῃ δὲ καὶ μάλιςτα τοὺς ἐναντίους ἐπίεςαν. ὅςον
μέν νυν χρόνον Μαρδόνιος περιῆν, οἱ δὲ ἀντεῖχον καὶ ἀμυνό-
μενοι κατέβαλλον πολλοὺς τῶν Λακεδαιμονίων·* (2) *ὡς δὲ
Μαρδόνιος ἀπέθανε καὶ τὸ περὶ ἐκεῖνον τεταγμένον, ἐὸν
ἰςχυρότατον, ἔπεςε, οὕτω δὴ καὶ οἱ ἄλλοι ἐτράποντο καὶ
εἶξαν τοῖςι Λακεδαιμονίοιςι. πλεῖςτον γάρ ςφεας ἐδηλέετο ἡ
ἐςθὴς ἔρημος ἐοῦςα ὅπλων· πρὸς γὰρ ὁπλίτας ἐόντες γυμ-
νῆτες ἀγῶνα ἐποιεῦντο.*
64 *ἐνθαῦτα ἥ τε δίκη τοῦ φόνου τοῦ
Λεωνίδεω κατὰ τὸ χρηςτήριον τοῖςι Σπαρτιήτῃςι ἐκ
Μαρδονίου ἐπετελέετο καὶ νίκην ἀναιρέεται καλλίςτην
ἁπαςέων τῶν ἡμεῖς ἴδμεν Παυςανίης ὁ Κλεομβρότου τοῦ
Ἀναξανδρίδεω.* (2) *τῶν δὲ κατύπερθέ οἱ προγόνων τὰ
οὐνόματα εἴρηται ἐς Λεωνίδην· ὡυτοὶ γάρ ςφι τυγχάνουςι
ἐόντες. ἀποθνήςκει δὲ Μαρδόνιος ὑπὸ Ἀειμνήςτου ἀνδρὸς ἐν
Σπάρτῃ λογίμου, ὃς χρόνῳ ὕςτερον μετὰ τὰ Μηδικὰ ἔχων
ἄνδρας τριηκοςίους ςυνέβαλε ἐν Στενυκλήρῳ πολέμου ἐόντος*

934 *ἡ* A: om. d 937 *λήματι* P: *λήμματι* Ad 938 *ἄνοπλοι* Ar: *ἀνάπλοι* D *οὐκ* A: *οὐχ* d 939 *ἐναντίοιςι* A: *ἀντίοιςι* d 940 *καί*[2] AD: om. r 946 *τῶν* Ar: om. D 951 *ἀγῶνα* A: *-ας* r: *-ος* D 952 *τὸ* <*τοῖςι*> d 953 *ἐπετελέετο* AD: *ἐπι-* r 956 *ὡυτοὶ* d: *οὗτοι* A 957 *Ἀειμνήςτου* CP, Aristodemus FGH 104 F1: *Ἀιμ-* A: *Ἀριμνήςτου* d, Plut. *Arist.* 19. 1 codd. AU

Μεϲϲηνίοιϲι πᾶϲι καὶ αὐτόϲ τε ἀπέθανε καὶ οἱ τριηκόϲιοι. ἐν δὲ Πλαταιῇϲι οἱ Πέρϲαι ὡϲ ἐτράποντο ὑπὸ τῶν 65 Λακεδαιμονίων, ἔφευγον οὐδένα κόϲμον ἐϲ τὸ ϲτρατόπεδον τὸ ἑωυτῶν καὶ ἐϲ τὸ τεῖχοϲ τὸ ξύλινον τὸ ἐποιήϲαντο ἐν μοίρῃ τῇ Θηβαΐδι. (2) θῶμα δέ μοι ὅκωϲ παρὰ τῆϲ Δήμητροϲ τὸ ἄλϲοϲ μαχομένων οὐδὲ εἷϲ ἐφάνη τῶν Περϲέων οὔτε ἐϲελθὼν ἐϲ τὸ τέμενοϲ οὔτε ἐναποθανών, περί τε τὸ ἱρὸν οἱ πλεῖϲτοι ἐν τῷ βεβήλῳ ἔπεϲον. δοκέω δέ, εἴ τι περὶ τῶν θείων πρηγμάτων δοκέειν δεῖ, ἡ θεὸϲ αὐτή ϲφεαϲ οὐκ ἐδέκετο ἐμπρήϲανταϲ {τὸ ἱρὸν} τὸ ἐν Ἐλευϲῖνι ἀνάκτορον.

Αὕτη μέν νυν ἡ μάχη ἐπὶ τοϲοῦτο ἐγένετο· Ἀρτάβαζοϲ δὲ 66 ὁ Φαρνάκεοϲ αὐτίκα τε οὐκ ἠρέϲκετο κατ' ἀρχὰϲ λειπομένου Μαρδονίου ἀπὸ βαϲιλέοϲ, καὶ τότε πολλὰ ἀπαγορεύων οὐδὲν ἤνυε, ϲυμβάλλειν οὐκ ἐῶν· ἐποίηϲέ τε αὐτὸϲ τοιάδε ὡϲ οὐκ ἀρεϲκόμενοϲ τοῖϲι πρήγμαϲι τοῖϲι ἐκ Μαρδονίου ποιευμένοιϲι. (2) τῶν ἐϲτρατήγεε ὁ Ἀρτάβαζοϲ (εἶχε δὲ δύναμιν οὐκ ὀλίγην ἀλλὰ καὶ ἐϲ τέϲϲεραϲ μυριάδαϲ ἀνθρώπων περὶ ἑωυτόν), τούτουϲ, ὅκωϲ ἡ ϲυμβολὴ ἐγίνετο, εὖ ἐξεπιϲτάμενοϲ τὰ ἔμελλε ἀποβήϲεϲθαι ἀπὸ τῆϲ μάχηϲ, ἦγε κατηρτιϲμένουϲ, παραγγείλαϲ κατὰ τὠυτὸ ἰέναι πάνταϲ τῇ ἂν αὐτὸϲ ἐξηγῆται ὅκωϲ ἂν αὐτὸν ὁρῶϲι ϲπουδῆϲ ἔχοντα. (3) ταῦτα παραγγείλαϲ ὡϲ ἐϲ μάχην ἦγε δῆθεν τὸν ϲτρατόν· προτερέων δὲ τῆϲ ὁδοῦ ὥρα καὶ δὴ φεύγονταϲ τοὺϲ Πέρϲαϲ. οὕτω δὴ οὐκέτι τὸν αὐτὸν κόϲμον κατηγέετο, ἀλλὰ τὴν ταχίϲτην ἐτρόχαζε φεύγων οὔτε ἐϲ τὸ ξύλινον οὔτε ἐϲ τὸ Θηβαίων τεῖχοϲ ἀλλ' ἐϲ

960 πᾶϲι] ἀπεϲτᾶϲι Naber ἀπέθανε Ar: om. D 961 Πλαταιῇϲι CPMS: -αίη(ι)ϲι Ad 962 ἐϲ <τε> Stein 965 οὐδὲ εἷϲ Ar: οὐδεὶϲ D 966 ἐϲελθὼν Ar: ἐϲ- D τε A: om. d οἱ <δὲ> d 968 δοκέειν d: δοκεῖν A 969 del. Valckenaer ἀνάκτορον A: ἀνακτόριον d 970 τοϲοῦτο AD: -ον r 975 ὁ d: om. A 976 τέϲϲεραϲ BTMS: τέϲϲαραϲ Ad 977 ἑωυτόν A: αὐτόν d ἐγίνετο AD: ἐγέν- r 978 ἦγε d: ἤϊε A κατηρτιϲμένουϲ V^{ac}, Van Herwerden: -μένωϲ d: κατηρτημένωϲ A: *instructos* Valla 979 τὠυτὸ A: τοῦτο d ἐξηγῆται A: ἐξηγέηται d 980 <καὶ> ὅκωϲ Stein ἂν A: om. d an ἔχοντα<ϲ>? 982 ὥρα d: ὁρᾷ A 984 ξύλινον <τεῖχοϲ> S

Φωκέας, ἐθέλων ὡς τάχιστα ἐπὶ τὸν Ἑλλήσποντον ἀπικέσθαι.
67 καὶ δὴ οὗτοι μὲν ταύτῃ ἐτράποντο· τῶν δὲ ἄλλων Ἑλλήνων
τῶν μετὰ βασιλέος ἐθελοκακεόντων, Βοιωτοὶ Ἀθηναίοισι
ἐμαχέσαντο χρόνον ἐπὶ συχνόν· οἱ γὰρ μηδίζοντες τῶν
Θηβαίων, οὗτοι εἶχον προθυμίην οὐκ ὀλίγην μαχόμενοί τε
καὶ οὐκ ἐθελοκακέοντες, οὕτω ὥστε τριηκόσιοι αὐτῶν οἱ
πρῶτοι καὶ ἄριστοι ἐνθαῦτα ἔπεσον ὑπὸ Ἀθηναίων· ὡς δὲ
ἐτράποντο καὶ οὗτοι, ἔφευγον ἐς τὰς Θήβας, οὐ τῇ περ οἱ
Πέρσαι καὶ τῶν ἄλλων συμμάχων ὁ πᾶς ὅμιλος οὔτε δια-
68 μαχεσάμενος οὐδενὶ οὔτε τι ἀποδεξάμενος ἔφευγον. δηλοῖ
τέ μοι ὅτι πάντα τὰ πρήγματα τῶν βαρβάρων ἤρτητο ἐκ
Περσέων, εἰ καὶ τότε οὗτοι πρὶν ἢ καὶ συμμῖξαι τοῖσι πολεμ-
ίοισι ἔφευγον, ὅτι καὶ τοὺς Πέρσας ὥρων. οὕτω τε πάντες
ἔφευγον πλὴν τῆς ἵππου τῆς τε ἄλλης καὶ τῆς Βοιωτίης·
αὕτη δὲ τοσαῦτα προσωφέλεε τοὺς φεύγοντας, αἰεί τε
πρὸς τῶν πολεμίων ἄγχιστα ἐοῦσα ἀπέργουσά τε τοὺς
φιλίους φεύγοντας ἀπὸ τῶν Ἑλλήνων. οἱ μὲν δὴ νικῶντες
69 εἵποντο τοὺς Ξέρξεω διώκοντές τε καὶ φονεύοντες· ἐν δὲ
τούτῳ τῷ γινομένῳ φόβῳ ἀγγέλλεται τοῖσι ἄλλοισι Ἕλλησι
τοῖσι τεταγμένοισι περὶ τὸ Ἥραιον καὶ ἀπογενομένοισι τῆς
μάχης, ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ μετὰ Παυσανίεω· οἱ
δὲ ἀκούσαντες ταῦτα, οὐδένα κόσμον ταχθέντες, οἱ μὲν ἀμφὶ
Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρείης καὶ τῶν κολωνῶν
τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς Δήμητρος, οἱ δὲ ἀμφὶ
Μεγαρέας τε καὶ Φλειασίους διὰ τοῦ πεδίου τὴν λειοτάτην
τῶν ὁδῶν. (2) ἐπείτε δὲ ἀγχοῦ τῶν πολεμίων ἐγίνοντο οἱ

989 μαχόμενοί d: μαχεόμενοί A 992 οὐ τῇ Stein: οὐκ ᾗ 995 μοι A: ἐμοὶ d ἤρτητο AD: -ηντο r 997 ὥρων d: ἑώρων A 1000 ἀπέργουσα Stein: ἀπείργ- 1003 φόβῳ] φόνῳ A m. rec.: πόνῳ Wesseling: θορύβῳ Powell ἄλλοισι A: om. d 1004 περὶ τὸ Ἡραῖον (hoc accentu) τεταγμένοισι d 1007 ὑπωρείης d: -έης A 1008 ἄνω A: om. d 1009 Φλειασίους edd.: Φλι-

Μεγαρέες καὶ Φλειάσιοι, ἀπιδόντές σφεας οἱ Θηβαίων ἱππόται ἐπειγομένους οὐδένα κόσμον ἤλαυνον ἐπ' αὐτοὺς τοὺς ἵππους, τῶν ἱππάρχεε Ἀσωπόδωρος ὁ Τιμάνδρου. ἐσπεσόντες δὲ κατεστόρεσαν αὐτῶν ἑξακοσίους, τοὺς δὲ λοιποὺς κατήραξαν διώκοντες ἐς τὸν Κιθαιρῶνα. οὗτοι μὲν 70
δὴ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο· οἱ δὲ Πέρσαι καὶ ὁ ἄλλος ὅμιλος, ὡς κατέφυγον ἐς τὸ ξύλινον τεῖχος, ἔφθησαν ἐπὶ τοὺς πύργους ἀναβάντες πρὶν ἢ τοὺς Λακεδαιμονίους ἀπικέσθαι, ἀναβάντες δὲ ἐφράξαντο ὡς ἠδυνέατο ἄριστα τὸ τεῖχος. προσελθόντων δὲ τῶν Λακεδαιμονίων κατεστήκεέ σφι τειχομαχίη ἐρρωμενεστέρη. (2) *ἕως μὲν γὰρ ἀπῆσαν οἱ Ἀθηναῖοι, οἱ δ' ἠμύνοντο καὶ πολλῷ πλέον εἶχον τῶν Λακεδαιμονίων ὥστε οὐκ ἐπισταμένων τειχομαχέειν· ὡς δέ σφι Ἀθηναῖοι προσῆλθον, οὕτω δὴ ἰσχυρὴ ἐγίνετο τειχομαχίη καὶ χρόνον ἐπὶ πολλόν. τέλος δὲ ἀρετῇ τε καὶ λιπαρίῃ ἐπέβησαν Ἀθηναῖοι τοῦ τείχεος καὶ ἤριπον, τῇ δὴ ἐσεχέοντο οἱ Ἕλληνες.* (3) *πρῶτοι δὲ ἐσῆλθον Τεγεῆται ἐς τὸ τεῖχος, καὶ τὴν σκηνὴν τὴν Μαρδονίου οὗτοι ἦσαν οἱ διαρπάσαντες, τά τε ἄλλα ἐξ αὐτῆς καὶ τὴν φάτνην τῶν ἵππων, ἐοῦσαν χαλκέην πᾶσαν καὶ θέης ἀξίην. τὴν μέν νυν φάτνην ταύτην τὴν Μαρδονίου ἀνέθεσαν ἐς τὸν νηὸν τῆς Ἀλέης Ἀθηναίης Τεγεῆται, τὰ δὲ ἄλλα ἐς τὠυτό, ὅσα περ ἔλαβον, ἐσήνεικαν τοῖσι Ἕλλησι.* (4) *οἱ δὲ βάρβαροι οὐδὲν ἔτι στῖφος ἐποιήσαντο πεσόντος τοῦ τείχεος, οὔτε τις αὐτῶν ἀλκῆς ἐμέμνητο, ἀλύκταζόν τε οἷα ἐν ὀλίγῳ χώρῳ πεφοβημένοι τε καὶ πολλαὶ μυριάδες κατειλημέναι ἀνθρώπων.* (5) *παρῆν τε τοῖσι Ἕλλησι φονεύειν οὕτω ὥστε τριήκοντα μυριάδων στρατοῦ, καταδεουσέων τεσσέρων τὰς*

1011 *Φλειάσιοι* D[x]: *Φλι-* Ad   *οἱ* <*τῶν*> A   1019 *ἐφράξαντο* AD: *ἐφράζοντο* r   1020 *Λακεδαιμονίων*] *Ἀθηναίων* Stein   1021 <*οὐκ*> *ἐρρωμενεστέρη* vel *ἀρρωστοτέρη* Pingel: an *ἀρρωστημονεστέρη* vel <*οὔκω*> *κατεστήκεε*?   *ἀπῆσαν* A: *ἐπήεσαν* d   1022 *οἱ δ'* A: *οἵδε* d   1027 *τὴν*[2] A: *τοῦ* d   1032 *ἐσήνεικαν* A: *-αντο* d   1034 *ἀλύκταζον* Ar: *ἀλλ' οἴκταζον* D   1035 *χώρῳ* AD: *χρόνῳ* r   *κατειλημέναι* P: *-ημμέναι* Ad

ἔχων Ἀρτάβαζοϲ ἔφευγε, τῶν λοιπῶν μηδὲ τρεῖϲ χιλιάδαϲ περιγενέϲθαι. Λακεδαιμονίων δὲ τῶν ἐκ Ϲπάρτηϲ ἀπέθανον οἱ πάντεϲ ἐν τῇ ϲυμβολῇ εἷϲ καὶ ἐνενήκοντα, Τεγεητέων δὲ ἑκκαίδεκα, Ἀθηναίων δὲ δύο καὶ πεντήκοντα.

71 Ἠρίϲτευϲε δὲ τῶν βαρβάρων πεζὸϲ μὲν ὁ Περϲέων, ἵπποϲ δὲ ἡ Ϲακέων, ἀνὴρ δὲ λέγεται Μαρδόνιοϲ· Ἑλλήνων δέ, ἀγαθῶν γενομένων καὶ Τεγεητέων καὶ Ἀθηναίων, ὑπερεβάλοντο ἀρετῇ Λακεδαιμόνιοι. (2) ἄλλῳ μὲν οὐδενὶ ἔχω ἀποϲημήναϲθαι (ἅπαντεϲ γὰρ οὗτοι τοὺϲ κατ' ἑωυτοὺϲ ἐνίκων), ὅτι δὲ κατὰ τὸ ἰϲχυρότατον προϲηνείχθηϲαν καὶ τούτων ἐκράτηϲαν. καὶ ἄριϲτοϲ ἐγένετο μακρῷ Ἀριϲτόδημοϲ κατὰ γνώμαϲ τὰϲ ἡμετέραϲ, ὃϲ ἐκ Θερμοπυλέων μοῦνοϲ τῶν τριηκοϲίων ϲωθεὶϲ εἶχε ὄνειδοϲ καὶ ἀτιμίην. μετὰ δὲ τοῦτον ἠρίϲτευϲαν Ποϲειδώνιόϲ τε καὶ Φιλοκύων καὶ Ἀμομφάρετοϲ ὁ Πιτανήτηϲ. (3) καίτοι γενομένηϲ λέϲχηϲ ὃϲ γένοιτο αὐτῶν ἄριϲτοϲ, ἔγνωϲαν οἱ παραγενόμενοι Ϲπαρτιητέων Ἀριϲτόδημον μὲν βουλόμενον φανερῶϲ ἀποθανεῖν ἐκ τῆϲ παρεούϲηϲ οἱ αἰτίηϲ, λυϲϲῶντά τε καὶ ἐκλείποντα τὴν τάξιν ἔργα ἀποδέξαϲθαι μεγάλα, Ποϲειδώνιον δὲ οὐ βουλόμενον ἀποθνῄϲκειν ἄνδρα γενέϲθαι ἀγαθόν· τοϲούτῳ τοῦτον εἶναι ἀμείνω. ἀλλὰ ταῦτα μὲν καὶ φθόνῳ ἂν εἴποιεν· (4) οὗτοι δὲ τοὺϲ κατέλεξα πάντεϲ, πλὴν Ἀριϲτοδήμου, τῶν ἀποθανόντων ἐν ταύτῃ τῇ μάχῃ τίμιοι ἐγένοντο, Ἀριϲτόδημοϲ δὲ βουλόμενοϲ ἀποθανεῖν διὰ τὴν προειρημένην αἰτίην οὐκ ἐτιμήθη. οὗτοι μὲν τῶν ἐν
72 Πλαταιῇϲι ὀνομαϲτότατοι ἐγένοντο. Καλλικράτηϲ γὰρ ἔξω τῆϲ μάχηϲ ἀπέθανε, ἐλθὼν ἀνὴρ κάλλιϲτοϲ ἐϲ τὸ ϲτρατόπεδον τῶν τότε Ἑλλήνων, οὐ μοῦνον αὐτῶν Λακεδαιμονίων

1041 καὶ AD: om. r 1043 ἡ AD: ὁ r 1046 ἅπαντεϲ A: πάντεϲ d ἑωυτοὺϲ Ar: αὐτοὺϲ D 1047 ἰϲχυρότατον d: -ότερον A 1050 τοῦτον d: τούτων A 1052 ὁ Πιτανήτηϲ Stein: ὁ Ϲπαρτιήτηϲ A: Ϲπαρτιήτηϲ d: Ϲπαρτιήτῃϲι Powell: del. Van Herwerden 1055 ἐκλείποντα A: -λιπ- d μεγάλα ἀποδέξαϲθαι d 1058 εἴποιεν d: εἴποιμεν A 1059 πάντεϲ d: πάνταϲ A 1062 Πλαταιῇϲι CS: -αίῃϲι(ν) Ad 1064 μοῦνον AD: μόνον r

ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων· ὅϲ, ἐπειδὴ ἐϲφαγιάζετο Παυϲανίηϲ, κατήμενοϲ ἐν τῇ τάξι ἐτρωματίϲθη τοξεύματι τὰ πλευρά. (2) *καὶ δὴ οἳ μὲν ἐμάχοντο, ὁ δ' ἐξενηνειγμένοϲ ἐδυϲθανάτεέ τε καὶ ἔλεγε πρὸϲ Ἀρίμνηϲτον ἄνδρα Πλαταιέα οὐ μέλειν οἱ ὅτι πρὸ τῆϲ Ἑλλάδοϲ ἀποθνῄϲκει, ἀλλ' ὅτι οὐκ ἐχρήϲατο τῇ χειρὶ καὶ ὅτι οὐδέν ἐϲτί οἱ ἀποδεδεγμένον ἔργον ἑωυτοῦ ἄξιον προθυμευμένου ἀποδέξαϲθαι. Ἀθηναίων δὲ* 73
λέγεται εὐδοκιμῆϲαι Ϲωφάνηϲ ὁ Εὐτυχίδεω, ἐκ δήμου Δεκελεῆθεν, Δεκελέων δὲ τῶν κοτε ἐργαϲαμένων ἔργον χρήϲιμον ἐϲ τὸν πάντα χρόνον, ὡϲ αὐτοὶ Ἀθηναῖοι λέγουϲι. (2) *ὡϲ γὰρ δὴ τὸ πάλαι κατὰ Ἑλένηϲ κομιδὴν Τυνδαρίδαι ἐϲέβαλον ἐϲ γῆν τὴν Ἀττικὴν ϲὺν ϲτρατοῦ πλήθεϊ καὶ ἀνίϲταϲαν τοὺϲ δήμουϲ, οὐκ εἰδότεϲ ἵνα ὑπεξέκειτο ἡ Ἑλένη, τότε λέγουϲι τοὺϲ Δεκελέαϲ, οἱ δὲ αὐτὸν Δέκελον ἀχθόμενόν τε τῇ Θηϲέοϲ ὕβρι καὶ δειμαίνοντα περὶ πάϲῃ τῇ Ἀθηναίων χώρῃ, ἐξηγηϲάμενόν ϲφι τὸ πᾶν πρῆγμα κατηγήϲαϲθαι ἐπὶ τὰϲ Ἀφίδναϲ, τὰϲ δὴ Τιτακόϲ, ἐὼν αὐτόχθων, καταπροδιδοῖ Τυνδαρίδῃϲι.* (3) *τοῖϲι δὲ Δεκελεῦϲι ἐν Ϲπάρτῃ ἀπὸ τούτου τοῦ ἔργου ἀτελείη τε καὶ προεδρίη διατελέει ἐϲ τόδε αἰεὶ ἔτι ἐοῦϲα,* ** *οὕτω ὥϲτε καὶ ἐϲ τὸν πόλεμον τὸν ὕϲτερον πολλοῖϲι ἔτεϲι τούτων γενόμενον Ἀθηναίοιϲί τε καὶ Πελοποννηϲίοιϲι, ϲινομένων τὴν ἄλλην Ἀττικὴν Λακεδαιμονίων, Δεκελέηϲ ἀπέχεϲθαι.* ** *τούτου τοῦ δήμου ἐὼν ὁ Ϲωφάνηϲ καὶ* 74
ἀριϲτεύϲαϲ τότε Ἀθηναίων διξοὺϲ λόγουϲ λεγομένουϲ ἔχει, τὸν μὲν ὡϲ ἐκ τοῦ ζωϲτῆροϲ τοῦ θώρηκοϲ ἐφόρεε χαλκέῃ ἁλύϲι δεδεμένην ἄγκυραν ϲιδηρέην, τὴν ὅκωϲ πελάϲειε

1066 *τάξι* P: *τάξει* Ad *ἐτρωματίϲθη* <*τῷ*> D 1067 *ἐξενηνειγμένοϲ* A: *-εγμένοϲ* d 1068 *τε* A: om. d 1069 *μέλειν* AD: *μέλλειν* r 1071 *ἀποδέξαϲθαι* Ar: *-εϲθαι* D 1072 *ἐκ δήμου* fortasse delendum 1073 *Δεκελεῆθεν* Koen: *-λῆθεν* *κοτε* Bekker: *ποτε* 1074 *αὐτοὶ* <*οἱ*> D 1078 *Δέκελον* A: *Δεκελεὸν* d 1081 *Ἀφίδναϲ* AD: *Ἀφνίδαϲ* r 1083 <*ἔμπεδος*> *ἔτι* Holford-Strevens 1084–7 *οὕτω* … *ἀπέχεϲθαι*] additamentum auctoris agnovit Stein 1085 *τε* Ar: om. D 1086 *ϲινομένων* A: *ϲινεο-* d 1090 *ἁλύϲι* r: *-ϲει* ADSV

ἐπικείμενοϲ τοῖϲι πολεμίοιϲι βαλλέϲκετο, ἵνα δή μιν οἱ πολέμιοι ἐμπίπτοντεϲ ἐκ τῆϲ τάξιοϲ μετακινῆϲαι μὴ δυναίατο· γινομένηϲ δὲ φυγῆϲ τῶν ἐναντίων ἐδέδοκτο τὴν ἄγκυραν ἀναλαβόντα οὕτω διώκειν. (2) οὗτοϲ μὲν οὕτω λέγεται, ὁ δ' ἕτεροϲ τῶν λόγων τῷ πρότερον λεχθέντι ἀμφιϲβατέων λέγεται, ὡϲ ἐπ' ἀϲπίδοϲ αἰεὶ περιθεούϲηϲ καὶ οὐδαμὰ ἀτρεμιζούϲηϲ ἐφόρεε ἐπίϲημον ἄγκυραν, καὶ οὐκ ἐκ τοῦ
75 θώρηκοϲ δεδεμένην ϲιδηρέην. ἔϲτι δὲ καὶ ἕτερον Ϲωφάνεϊ λαμπρὸν ἔργον ἐξεργαϲμένον, ὅτε περικατημένων Ἀθηναίων Αἴγιναν Εὐρυβάτην τὸν Ἀργεῖον, ἄνδρα πεντάεθλον, ἐκ προκλήϲιοϲ ἐφόνευϲε. αὐτὸν δὲ Ϲωφάνεα χρόνῳ ὕϲτερον τούτων κατέλαβε ἄνδρα γενόμενον ἀγαθόν, Ἀθηναίων ϲτρατηγέοντα ἅμα Λεάγρῳ τῷ Γλαύκωνοϲ, ἀποθανεῖν ὑπὸ Ἠδωνῶν ἐν Δάτῳ περὶ τῶν μετάλλων τῶν χρυϲέων μαχόμενον.

76 Ὡϲ δὲ τοῖϲι Ἕλληϲι ἐν Πλαταιῇϲι κατέϲτρωντο οἱ βάρβαροι, ἐνθαῦτά ϲφι ἐπῆλθε γυνὴ αὐτόμολοϲ· ἣ ἐπειδὴ ἔμαθε ἀπολωλόταϲ τοὺϲ Πέρϲαϲ καὶ νικῶνταϲ τοὺϲ Ἕλληναϲ, ἐοῦϲα παλλακὴ Φαρανδάτεοϲ τοῦ Τεάϲπιοϲ ἀνδρὸϲ Πέρϲεω, κοϲμηϲαμένη χρυϲῷ <τε> πολλῷ καὶ αὐτὴ καὶ <αἱ> ἀμφίπολοι καὶ ἐϲθῆτι τῇ καλλίϲτῃ τῶν παρεουϲέων, καταβᾶϲα ἐκ τῆϲ ἁρμαμάξηϲ ἐχώρεε ἐϲ τοὺϲ Λακεδαιμονίουϲ ἔτι ἐν τῇϲι φονῇϲι ἐόνταϲ, ὁρῶϲα δὲ πάντα ἐκεῖνα διέποντα Παυϲανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπιϲταμένη καὶ τὴν πάτρην ὥϲτε πολλάκιϲ ἀκούϲαϲα, ἔγνω τε τὸν Παυϲανίην καὶ λαβομένη

1091 ἐπικείμενοϲ Pingel: ἀπικνεόμενοϲ A: -μένοιϲι d   βαλλέϲκετο DP: βαλέ- Ar   1092 ἐμπίπτοντεϲ Richards: ἐκ-   1093 ἐδέδοκτο d: δέδοκτο A   1095 ἀμφιϲβατέων A: -βητέων d   1097 ἐπίϲημον d: om. A, fort. recte, sed praebet P. Oslo inv. 1487   1098 ϲιδηρέην del. Powell   Ϲωφάνεϊ Ar: -νῃ D   1099 ὅτε d: ὅτι A   1100 Εὐρυβάτην A: -βιάδην d: de P. Oslo inv. 1487 non liquet   1101 προκλήϲιοϲ AD: προβλ- r   1105 μαχόμενον A: om. d   1106 Πλαταιῇϲι CS: -αίῃϲι Ad   1107 γυνὴ ἐπῆλθε d   1109 Φαρανδάτεοϲ A: Φαρναδάτεοϲ d, fortasse melius   1110 suppl. Stein   suppl. Reiske   1113 ἐόνταϲ d: om. A

τῶν γουνάτων ἔλεγε τάδε· (2) Ὦ βασιλεῦ Ϲπάρτης, ῥῦσαί με τὴν ἱκέτιν αἰχμαλώτου δουλοσύνης. σὺ γὰρ καὶ ἐς τόδε ὤνησας τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας. εἰμὶ δὲ γένος μὲν Κῴη, θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω. βίῃ δέ με λαβὼν ἐκ Κῶ εἶχε ὁ Πέρσης. ὁ δὲ ἀμείβεται τοισίδε· (3) Γύναι, θάρσει καὶ ὡς ἱκέτις καὶ εἰ δὴ πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ Ἡγητορίδεω τοῦ Κῴου, ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων. ταῦτα δὲ εἴπας τότε μέν <μιν> ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι, ὕστερον δὲ ἀπέπεμψε ἐς Αἴγιναν, ἐς τὴν αὐτὴ ἤθελε ἀπικέσθαι. μετὰ δὲ τὴν ἄπιξιν τῆς γυναικὸς αὐτίκα μετὰ 77
ταῦτα ἀπίκοντο Μαντινέες ἐπ' ἐξεργασμένοισι· μαθόντες δὲ ὅτι ὕστεροι ἥκουσι τῆς συμβολῆς, συμφορὴν ἐποιεῦντο μεγάλην ἄξιόν τε ἔφασαν εἶναι σφέας ζημιῶσαι. (2) πυνθανόμενοι δὲ τοὺς Μήδους τοὺς μετὰ Ἀρταβάζου φεύγοντας, τούτους ἐδίωκον μέχρι Θεσσαλίης· Λακεδαιμόνιοι δὲ οὐκ ἔων φεύγοντας διώκειν. οἱ δὲ ἀναχωρήσαντες ἐς τὴν ἑωυτῶν τοὺς ἡγεμόνας τῆς στρατιῆς ἐδίωξαν ἐκ τῆς γῆς. (3) μετὰ δὲ Μαντινέας ἧκον Ἠλεῖοι, καὶ ὡσαύτως οἱ Ἠλεῖοι τοῖσι Μαντινεῦσι συμφορὴν ποιησάμενοι ἀπαλλάσσοντο· ἀπελθόντες δὲ καὶ οὗτοι τοὺς ἡγεμόνας ἐδίωξαν. τὰ κατὰ Μαντινέας μὲν καὶ Ἠλείους τοσαῦτα· ἐν δὲ Πλαταιῇσι ἐν τῷ στρατοπέδῳ 78
τῶν Αἰγινητέων ἦν Λάμπων ὁ Πυθέω, Αἰγινητέων <ἐὼν> τὰ πρῶτα· ὃς ἀνοσιώτατον ἔχων λόγον ἵετο πρὸς Παυσανίην, ἀπικόμενος δὲ σπουδῇ, ἔλεγε τάδε· (2) Ὦ παῖ Κλεομβρότου,

1116 *ῥῦσαί* d: *λῦσαί* A 1121 *ἀμείβεται* Ar: *ἀμείβετο* D *τοῖσιδε* sic C: *τοῖσδε* A: *ὧδε* d 1122 *τούτῳ* AD: *τοῦτο* r *εἶς* d: *εἰ* A 1124 *ἐκείνους* A: *κείνους* d *δὲ* Ad: om. SV 1125 suppl. Bekker 1127 *ἀπικέσθαι* A: om. d 1129 *ὕστεροι* Aldina: *ὕστερον* Ad 1130 *ἄξιόν* Richards: *ἄξιοί εἶναι ἔφασαν* d 1133 *φεύγοντας διώκειν* del. Powell 1137 *τὰ* A: om. d 1138 *Πλαταιῇσι* CS: *-αίῃσι(ν)* Ad 1139 *ὁ* d: om. A *Πύθεω* hoc accentu CD[pc] suppl. Cobet 1140 *ἵετο* Ad: *ἵκετο* SV

ἔργον ἔργαϲταί τοι ὑπερφυὲϲ μέγαθόϲ τε καὶ κάλλοϲ, καί τοι θεὸϲ παρέδωκε ῥυϲάμενον τὴν Ἑλλάδα κλέοϲ καταθέϲθαι μέγιϲτον Ἑλλήνων τῶν ἡμεῖϲ ἴδμεν. ϲὺ δὲ καὶ τὰ λοιπὰ τὰ ἐπὶ τούτοιϲι ποίηϲον, ὅκωϲ λόγοϲ τέ ϲε ἔχῃ ἔτι μέζων καί τιϲ ὕϲτερον φυλάϲϲηται τῶν βαρβάρων μὴ ὑπάρχειν ἔργα ἀτάϲθαλα ποιέων ἐϲ τοὺϲ Ἕλληναϲ. (3) Λεωνίδεω γὰρ ἀποθανόντοϲ ἐν Θερμοπύλῃϲι Μαρδόνιόϲ τε καὶ Ξέρξηϲ ἀποταμόντεϲ τὴν κεφαλὴν ἀνεϲταύρωϲαν· τῷ ϲὺ τὴν ὁμοίην ἀποδιδοὺϲ ἔπαινον ἕξειϲ πρῶτα μὲν ὑπὸ πάντων Ϲπαρτιητέων, αὖτιϲ δὲ καὶ πρὸϲ τῶν ἄλλων Ἑλλήνων· Μαρδόνιον γὰρ ἀναϲκολοπίϲαϲ τετιμωρήϲεαι ἐϲ πάτρων τὸν ϲὸν Λεωνίδην. ὁ μὲν δοκέων χαρίζεϲθαι ἔλεγε τάδε, ὁ δ' ἀνταμεί-
79 βετο τοιϲίδε· Ὦ ξεῖνε Αἰγινῆτα, τὸ μὲν εὐνοέειν τε καὶ προορᾶν ἄγαμαί ϲευ, γνώμηϲ μέντοι ἡμάρτηκαϲ χρηϲτῆϲ· ἐξάραϲ γάρ με ὑψοῦ καὶ τὴν πάτρην καὶ τὸ ἔργον, ἐϲ τὸ μηδὲν κατέβαλεϲ παραινέων νεκρῷ λυμαίνεϲθαι, καὶ ἢν ταῦτα ποιέω, φὰϲ ἄμεινόν με ἀκούϲεϲθαι· τὰ πρέπει μᾶλλον βαρβάροιϲι ποιέειν ἤ περ Ἕλληϲι· καὶ ἐκείνοιϲι δὲ ἐπιφθονέομεν. (2) ἐγὼ δ' ὦν τούτου εἵνεκα μήτε Αἰγινήτῃϲι ἅδοιμι μήτε τοῖϲι ταῦτα ἀρέϲκεται, ἀποχρᾷ δέ μοι Ϲπαρτιήτῃϲι ἀρεϲκόμενον ὅϲια μὲν ποιέειν, ὅϲια δὲ καὶ λέγειν. Λεωνίδῃ δέ, τῷ με κελεύειϲ τιμωρῆϲαι, φημὶ μεγάλωϲ τετιμωρῆϲθαι, ψυχῇϲί τε τῇϲι τῶνδε ἀναριθμήτοιϲι τετίμηται αὐτόϲ τε καὶ οἱ ἄλλοι οἱ ἐν Θερμοπύλῃϲι τελευτήϲαντεϲ. ϲὺ μέντοι ἔτι ἔχων λόγον τοιόνδε μήτε προϲέλθῃϲ ἔμοιγε μήτε ϲυμβουλεύϲῃϲ, χάριν τε ἴϲθι ἐὼν ἀπαθήϲ.

1145 τὰ Ar: om. D μέζων d: μείζων A 1146 φυλάϲϲηται Ar: φυλάϲϲεται D 1147 ποιέων A: -έειν d 1149 ἀνεϲταύρωϲαν A: ἐϲταύρωϲαν d τῷ ϲὺ] τοῖϲι Tournier: sed τῷ ad Leonidam spectare videtur 1152 τετιμωρήϲεαι Süvern: -ρηϲαι Ad: post hanc vocem lacunam statuit Van Herwerden, ex. gr. <τὰ ἥμαρτε> 1154 τοιϲίδε C: τοῖϲδε Ad εὐνοέειν A: εὐνοεῖν d 1155 ϲευ d: ϲου A 1156 ἐξάραϲ d: ἐξάιραϲ A 1158 βαρβάροιϲι μᾶλλον d 1159 καὶ ἐκείνοιϲι A: κἀκ- d 1161 δέ A: τε d 1166 ἔμοιγε A: ἐμὲ d 1167 τε ἴϲθι Aldina: ἴϲθι τε Ad

80 Ὁ μὲν ταῦτα ἀκούϲαϲ ἀπαλλάϲϲετο· Παυϲανίηϲ δὲ κήρυγμα ποιηϲάμενοϲ μηδένα ἅπτεϲθαι τῆϲ ληίηϲ, ϲυγκομίζειν ἐκέλευε τοὺϲ εἵλωταϲ τὰ χρήματα. οἳ δὲ ἀνὰ τὸ ϲτρατόπεδον ϲκιδνάμενοι εὕριϲκον ϲκηνὰϲ κατεϲκευαϲμέναϲ χρυϲῷ καὶ ἀργύρῳ, κλίναϲ τε ἐπιχρύϲουϲ καὶ ἐπαργύρουϲ, κρητῆράϲ τε χρυϲέουϲ καὶ φιάλαϲ τε καὶ ἄλλα ἐκπώματα· (2) ϲάκκουϲ τε ἐπ' ἁμαξέων εὕριϲκον, ἐν τοῖϲι λέβητεϲ ἐφαίνοντο ἐνεόντεϲ χρύϲεοί τε καὶ ἀργύρεοι· ἀπό τε τῶν κειμένων νεκρῶν ἐϲκύλευον ψέλιά τε καὶ ϲτρεπτοὺϲ καὶ τοὺϲ ἀκινάκαϲ, ἐόνταϲ χρυϲέουϲ, ἐπεὶ ἐϲθῆτόϲ γε ποικίληϲ λόγοϲ ἐγίνετο οὐδὲ εἷϲ. (3) ἐνθαῦτα πολλὰ μὲν κλέπτοντεϲ ἐπώλεον πρὸϲ τοὺϲ Αἰγινήταϲ οἱ εἵλωτεϲ, πολλὰ δὲ καὶ ἀπεδείκνυϲαν, ὅϲα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι· ὥϲτε Αἰγινήτῃϲι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο, οἳ τὸν χρυϲὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλωτέων ὠνέοντο.

81 ϲυμφορήϲαντεϲ δὲ τὰ χρήματα καὶ δεκάτην ἐξελόντεϲ τῷ ἐν Δελφοῖϲι θεῷ, ἀπ' ἧϲ ὁ τρίπουϲ ὁ χρύϲεοϲ ἀνετέθη ὁ ἐπὶ τοῦ τρικαρήνου ὄφιοϲ τοῦ χαλκέου ἐπεϲτεὼϲ ἄγχιϲτα τοῦ βωμοῦ, καὶ τῷ ἐν Ὀλυμπίῃ θεῷ ἐξελόντεϲ, ἀπ' ἧϲ δεκάπηχυν χάλκεον Δία ἀνέθηκαν, καὶ τῷ ἐν Ἰϲθμῷ θεῷ, ἀπ' ἧϲ ἑπτάπηχυϲ χάλκεοϲ Ποϲειδέων ἐξεγένετο, ταῦτα ἐξελόντεϲ τὰ λοιπὰ διαιρέοντο καὶ ἔλαβον ἕκαϲτοι τῶν ἄξιοι ἦϲαν, καὶ τὰϲ παλλακὰϲ τῶν Περϲέων καὶ τὸν χρυϲὸν καὶ τὸν ἄργυρον καὶ ἄλλα χρήματά τε καὶ ὑποζύγια. (2) ὅϲα μέν νυν ἐξαίρετα τοῖϲι ἀριϲτεύϲαϲι αὐτῶν ἐν Πλαταιῇϲι ἐδόθη, οὐ λέγεται πρὸϲ οὐδαμῶν, δοκέω δ' ἔγωγε καὶ τούτοιϲι δοθῆναι· Παυϲανίῃ δὲ πάντα δέκα ἐξαιρέθη τε καὶ ἐδόθη, γυναῖκεϲ, ἵπποι, τάλαντα, κάμηλοι, ὡϲ δὲ αὕτωϲ

1170 ἐκέλευε A: -ευϲε d 1172 ἐπιχρύϲουϲ <τε> D 1173 καὶ[1] d: om. A τε[1] A: om. d 1174 ἐνεόντεϲ A: ἐόντεϲ d 1175 τῶν Ar: om. D 1177 οὐδὲ εἷϲ d: οὐδείϲ A 1182 εἱλωτέων d: -ώτων A τὰ Ar: om. D 1185 ἐπεϲτεὼϲ A: ἐφ- d 1186 ἀνέθηκαν A: -κεν d 1188 ἐξεγένετο A: ἐγένετο d 1190 τὸν[2] d: om. A ἄλλα] τἆλλα Stein 1191 αὐτῶν A: αὐτέων d 1192 Πλαταιῇϲι CS: -αίῃϲι(ν) Ad 1193–4 τε καὶ ἐδόθη A: om. d 1194 τάλαντα] ἅρματα Stein

82 καὶ τἆλλα χρήματα. **λέγεται δὲ καὶ τάδε γενέσθαι, ὡς
Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν κατασκευὴν
καταλίποι τὴν ἑωυτοῦ· Παυσανίην ὦν ὁρῶντα τὴν Μαρδονίου
σκηνὴν χρυσῷ τε καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοισι
κατεσκευασμένην κελεῦσαι τούς τε ἀρτοκόπους καὶ τοὺς
ὀψοποιοὺς κατὰ ταὐτὰ καὶ Μαρδονίῳ δεῖπνον παρασκευ-
άζειν. (2) ὡς δὲ κελευόμενοι οὗτοι ἐποίευν ταῦτα, ἐνθαῦτα
τὸν Παυσανίην ἰδόντα κλίνας τε χρυσέας καὶ ἀργυρέας εὖ
ἐστρωμένας καὶ τραπέζας τε χρυσέας καὶ ἀργυρέας καὶ
παρασκευὴν μεγαλοπρεπέα τοῦ δείπνου, ἐκπλαγέντα τὰ
προκείμενα ἀγαθὰ κελεῦσαι ἐπὶ γέλωτι τοὺς ἑωυτοῦ
διηκόνους παρασκευάσαι Λακωνικὸν δεῖπνον. (3) ὡς δὲ τῆς
θοίνης ποιηθείσης ἦν πολλὸν τὸ μέσον, τὸν Παυσανίην
γελάσαντα μεταπέμψασθαι τῶν Ἑλλήνων τοὺς στρατηγούς,
συνελθόντων δὲ τούτων εἰπεῖν τὸν Παυσανίην, δεικνύντα
ἐς ἑκατέρην τοῦ δείπνου τὴν παρασκευήν· Ἄνδρες Ἕλληνες,
τῶνδε εἵνεκα ἐγὼ ὑμέας συνήγαγον, βουλόμενος ὑμῖν
τοῦδε τοῦ Μήδων ἡγεμόνος τὴν ἀφροσύνην δέξαι, ὃς τοιήνδε
δίαιταν ἔχων ἦλθε ἐς ἡμέας οὕτως ὀϊζυρὴν ἔχοντας
ἀπαιρησόμενος. ταῦτα μὲν Παυσανίην λέγεται εἰπεῖν πρὸς
83 τοὺς στρατηγοὺς τῶν Ἑλλήνων.** ὑστέρῳ μέντοι χρόνῳ
μετὰ ταῦτα καὶ τῶν Πλαταιέων εὗρον συχνοὶ θήκας χρυσοῦ
καὶ ἀργύρου καὶ τῶν ἄλλων χρημάτων. **ἐφάνη δὲ καὶ τόδε

1195 τἆλλα A: τὰ ἄλλα d c. 82 additamentum auctoris agnovit Stein 1196 κατασκευὴν] παρασκευὴν Athenaeus 138 B 1198 σκηνὴν Schweighäuser: κατασκευὴν Ad: παρασκευὴν Athenaeus 1199 κατεσκευασμένην d: κατα- ASV ἀρτοκόπους] ἀρτοποιοὺς Athenaeus 1200 καὶ Schaefer: καθὼς Ad, Athenaeus: del. Abicht παρασκευάζειν AD: -άσαι Athenaeus: κατα- r 1203 χρυσέας τε d 1209 τούτων A: τουτέων d τὸν Παυσανίην del. Van Herwerden 1210 ἐς A: om. d ἑκατέρην τοῦ δείπνου Ad: -ου τῶν -ων Athenaeus τὴν d, Athenaeus: om. A 1211 ὑμῖν AD: ἡμῖν r 1212 τοῦδε A: om. d, Athenaeus δέξαι Bredow: δεῖξαι Ad: ἐπιδεῖξαι Athenaeus 1213 ἐς] ὡς Athenaeus 1214 Παυσανίην A: -ίης d 1217–32, c. 85. 1 ἐφάνη ... ἐτάφη additamentum auctoris esse censuit Stein

ὕϲτερον ἔτι τούτων· (2) τῶν νεκρῶν περιψιλωθέντων τὰϲ ϲάρκαϲ (ϲυνεφόρεον γὰρ τὰ ὀϲτέα οἱ Πλαταιέεϲ ἐϲ ἕνα χῶρον) εὑρέθη κεφαλὴ οὐκ ἔχουϲα ῥαφὴν οὐδεμίαν ἀλλ' ἐξ ἑνὸϲ ἐοῦϲα ὀϲτέου· ἐφάνη δὲ καὶ γνάθοϲ κατὰ τὸ ἄνω {τῆϲ γνάθου} ἔχουϲα ὀδόνταϲ μουνοφυέαϲ, ἐξ ἑνὸϲ ὀϲτέου πάνταϲ, τούϲ τε προϲθίουϲ καὶ <τοὺϲ> γομφίουϲ· καὶ πενταπήχεοϲ ἀνδρὸϲ ὀϲτέα ἐφάνη ἐκεῖ. Μαρδονίου δὲ δευτέρῃ ἡμέρῃ ὁ νεκρὸϲ 84
*ἠφάνιϲτο, ὑπ' ὅτευ μὲν ἀνθρώπων, τὸ ἀτρεκὲϲ οὐκ ἔχω εἰπεῖν, πολλοὺϲ δέ τιναϲ ἤδη καὶ παντοδαποὺϲ ἤκουϲα θάψαι Μαρδόνιον, καὶ δῶρα μεγάλα οἶδα λαβόνταϲ πολλοὺϲ παρὰ Ἀρτόντεω τοῦ Μαρδονίου παιδὸϲ διὰ τοῦτο τὸ ἔργον· (2) ὅϲτιϲ μέντοι ἦν αὐτῶν ὁ ὑπελόμενόϲ τε καὶ θάψαϲ τὸν νεκρὸν τὸν Μαρδονίου, οὐ δύναμαι ἀτρεκέωϲ πυθέϲθαι. ἔχει δέ τινα φάτιν καὶ Διονυϲοφάνηϲ ἀνὴρ Ἐφέϲιοϲ θάψαι Μαρδόνιον. ἀλλ' ὁ μὲν τρόπῳ †τοιούτῳ† ἐτάφη,** οἱ δὲ Ἕλληνεϲ ὡϲ ἐν* 85
Πλαταιῇϲι τὴν ληίην διείλοντο, ἔθαπτον τοὺϲ ἑωυτῶν χωρὶϲ ἕκαϲτοι. Λακεδαιμόνιοι μὲν τριξὰϲ ἐποιήϲαντο θήκαϲ· †ἔνθα† μὲν τοὺϲ †ἰρέαϲ† ἔθαψαν, τῶν καὶ Ποϲειδώνιοϲ καὶ Ἀμομφάρετοϲ ἦϲαν καὶ Φιλοκύων τε καὶ Καλλικράτηϲ. (2) ἐν μὲν δὴ ἑνὶ τῶν τάφων ἐτάφηϲαν οἱ †ἰρέεϲ†, ἐν δὲ τῷ ἑτέρῳ οἱ ἄλλοι Ϲπαρτιῆται, ἐν δὲ τῷ τρίτῳ οἱ εἵλωτεϲ. οὗτοι μὲν οὕτω ἔθαπτον, Τεγεῆται δὲ χωρὶϲ πάνταϲ ἔθαψαν ἁλέαϲ, καὶ

1218 *ἔτι τούτων* Valckenaer: *ἐπὶ τούτων* Ad: an *ἐπὶ τούτοιϲ*? 1221 *κατὰ* Stein: *καὶ* del. Stein 1222 *ἐξ ... πάνταϲ* del. Powell 1223 *προϲθίουϲ* Stein: *ὀδόνταϲ* suppl. Aldina *πενταπήχεοϲ* d: *πεντε-* A 1224 *ἐκεῖ* Pingel: *ἐπείτε* A: *ἐπεὶ* d c. 84 post *ἀπαλλάϲϲετο* c. 80. 1 locandum esse credebat Legrand *δὲ* huc traiecit Pingel: ante *Μαρδονίου* praebent codd. 1225 *ὑπ' ὅτευ* edd.: *ὑπὸ ὅτευ* A: *ὑπό τευ* d *ἀτρεκὲϲ* A: *ἀτρεκέωϲ* d 1229 *ὑπελόμενόϲ* A: *ὑπονοούμενόϲ* d *τὸν*[2] Ar: *τοῦ* D 1231 *Διονυϲοφάνηϲ* d: *Διονυϲιο-* A 1232 *τοιούτῳ*] *ὁτεῳῶν* Hude: an *τεῷ*? *ἐτάφη*] *ἠφανίϲθη* Powell 1233 *Πλαταιῇϲι* CS: *-αίῃϲι(ν)* Ad *διείλοντο* A: *διείλαντο* d 1235–6 *ἔνθα ... Καλλικράτηϲ* del. Sitzler 1235 *ἔνθα*] *ἐν τῇ* Krüger: expectares *πρώτουϲ* vel *χωρὶϲ* *ἰρέαϲ, ἰρέεϲ* Ad: *ἰρένας, ἰρένεϲ* Valckenaer: *ϲφαιρέαϲ, ϲφαιρέεϲ* Willetts *καὶ*[1] AD: om. r 1237 *ἐτάφηϲαν* Stein: *ἦϲαν* 1238 *οὕτω μὲν οὗτοι* d 1239 *ἔθαπτον* A: *ἔθαφθεν* d *ἔθαψαν* d: om. A, fortasse recte

Ἀθηναῖοι τοὺς ἑωυτῶν ὁμοῦ, καὶ Μεγαρέες τε καὶ Φλειάσιοι τοὺς ὑπὸ τῆς ἵππου διαφθαρέντας. (3) τούτων μὲν δὴ πάντων πλήρεες ἐγένοντο οἱ τάφοι· τῶν δὲ ἄλλων ὅσοισι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων, ἐπεὶ καὶ Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος, τὸν ἐγὼ ἀκούω καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα, πρόξεινον ἐόντα αὐτῶν.

86 Ὡς δ' ἄρα ἔθαψαν τοὺς νεκροὺς ἐν Πλαταιῇσι οἱ Ἕλληνες,
αὐτίκα βουλευομένοισί σφι ἐδόκεε στρατεύειν ἐπὶ τὰς Θήβας
καὶ ἐξαιτέειν αὐτῶν τοὺς μηδίσαντας, ἐν πρώτοισι δὲ αὐτῶν
Τιμηγενίδην καὶ Ἀτταγῖνον, οἳ ἀρχηγέται ἀνὰ πρώτους ἦσαν·
ἢν δὲ μὴ ἐκδιδῶσι, μὴ ἀπανίστασθαι ἀπὸ τῆς πόλιος
πρότερον ἢ ἐξέλωσι. (2) ὡς δέ σφι ταῦτα ἔδοξε, οὕτω δὴ
ἑνδεκάτῃ ἡμέρῃ ἀπὸ τῆς συμβολῆς ἀπικόμενοι ἐπολιόρκεον
Θηβαίους, κελεύοντες ἐκδιδόναι τοὺς ἄνδρας· οὐ βουλομένων
δὲ τῶν Θηβαίων ἐκδιδόναι τήν τε γῆν αὐτῶν ἔταμνον καὶ
87 προσέβαλλον πρὸς τὸ τεῖχος. καὶ οὐ γὰρ ἐπαύοντο σινόμενοι,
εἰκοστῇ ἡμέρῃ ἔλεξε τοῖσι Θηβαίοισι Τιμηγενίδης τάδε·
Ἄνδρες Θηβαῖοι, ἐπειδὴ οὕτω δέδοκται τοῖσι Ἕλλησι, μὴ
πρότερον ἀπαναστῆναι πολιορκέοντας ἢ ἐξέλωσι Θήβας ἢ
ἡμέας αὐτοῖσι παραδῶτε, νῦν ὦν ἡμέων εἵνεκα γῆ ἡ Βοιωτίη
πλέω μὴ ἀναπλήσῃ. (2) ἀλλ' εἰ μὲν χρημάτων χρηίζοντες
πρόσχημα ἡμέας ἐξαιτέονται, χρήματά σφι δῶμεν ἐκ τοῦ

1240 τοὺς ... ὁμοῦ A: om. d Φλειάσιοι D: Φλι- Ar 1242–3 τῶν δὲ ... τάφοι AD: om. r ὅσοισι Krüger: ὅσοι 1243 Πλαταιῇσι CPTM: -αίῃσι AD 1244 ἐπαισχυνομένους d: ἀπ- A ἀπεστοῖ A: ἀποεστοῖ d 1245 ἐπιγινομένων d: ἐπιγειν- A 1247 τῶν A: om. d 1248 Κλεάδην d: Ἀλεάδην A 1249 πρόξεινον A: πρόξενον d 1250 Πλαταιῇσι CS: -αίῃσι(ν) Ad 1251 στρατεύειν A: -εύεσθαι d 1254–5 ἀπὸ ... ἐξέλωσι A: om. d 1259 σινόμενοι A: σινεόμενοι d 1263 αὐτοῖσι A: om. d 1264 εἰ AD: ἢν r 1265 ἐξαιτέονται A: -έωνται d

κοινοῦ (cὺν γὰρ τῷ κοινῷ καὶ ἐμηδίcαμεν οὐδὲ μοῦνοι ἡμεῖc), εἰ δὲ ἡμέων ἀληθέωc δεόμενοι πολιορκέουcι, ἡμεῖc ἡμέαc αὐτοὺc ἐc ἀντιλογίην παρέξομεν. κάρτα τε ἔδοξε εὖ λέγειν καὶ ἐc καιρόν, αὐτίκα τε ἐπεκηρυκεύοντο πρὸc Παυcανίην οἱ Θηβαῖοι θέλοντεc ἐκδιδόναι τοὺc ἄνδραc. ὡc δὲ ὡμολόγηcαν 88 ἐπὶ τούτοιcι, Ἀτταγῖνοc μὲν ἐκδιδρήcκει ἐκ τοῦ ἄcτεοc, παῖδαc δὲ αὐτοῦ ἀπαχθένταc Παυcανίηc ἀπέλυcε τῆc αἰτίηc, φὰc τοῦ μηδιcμοῦ παῖδαc οὐδὲν εἶναι μεταιτίουc. τοὺc δὲ ἄλλουc ἄνδραc τουc ἐξέδοcαν οἱ Θηβαῖοι, οἱ μὲν ἐδόκεον ἀντιλογίηc τε κυρήcειν καὶ δὴ χρήμαcι ἐπεποίθεcαν διώcεcθαι· ὁ δὲ ὡc παρέλαβε, αὐτὰ ταῦτα ὑπονοέων τὴν cτρατιὴν τὴν τῶν cυμμάχων ἅπαcαν ἀπῆκε καὶ ἐκείνουc ἀγαγὼν ἐc Κόρινθον διέφθειρε.

Ταῦτα μὲν τὰ ἐν Πλαταιῇcι καὶ Θήβῃcι γενόμενα· Ἀρτάβαζοc δὲ ὁ Φαρνάκεοc φεύγων ἐκ Πλαταιέων καὶ δὴ 89 πρόcω ἐγίνετο. ἀπικόμενον δέ μιν οἱ Θεccαλοὶ παρὰ cφέαc ἐπί τε ξείνια ἐκάλεον καὶ ἀνειρώτων περὶ τῆc cτρατιῆc τῆc ἄλληc, οὐδὲν ἐπιcτάμενοι τῶν ἐν Πλαταιῇcι γενομένων. (2) ὁ δὲ Ἀρτάβαζοc γνοὺc ὅτι, εἰ ἐθέλει cφι πᾶcαν τὴν ἀληθείην τῶν ἀγώνων εἰπεῖν, αὐτόc τε κινδυνεύcει ἀπολέcθαι καὶ ὁ μετ' αὐτοῦ cτρατόc (ἐπιθήcεcθαι γάρ οἱ πάντα τινὰ οἴετο πυνθανόμενον τὰ γεγονότα), ταῦτα ἐκλογιζόμενοc οὔτε πρὸc τοὺc Φωκέαc ἐξηγόρευε οὐδὲν πρόc τε τοὺc Θεccαλοὺc ἔλεγε τάδε· (3) Ἐγὼ μέν, ὦ ἄνδρεc Θεccαλοί, ὡc ὁρᾶτε, ἐπείγομαί τε τὴν ταχίcτην ἐλῶν ἐc Θρηίκην καὶ cπουδὴν ἔχω, πεμφθεὶc κατά τι πρῆγμα ἐκ τοῦ cτρατοπέδου μετὰ τῶνδε· αὐτὸc δὲ

1269 ἐc A: εἰc d 1272 αὐτοῦ A: om. d 1274 τοὺc d: οὓc A Θηβαῖοι Ar: Ἀθηναῖοι D 1275 ἀντιλογίηc Ar: -ίαc D δὴ <καὶ> Blaydes ἐπεποίθεcαν d: ἐπεπύθεον A 1276 διώcεcθαι Van Herwerden: -cαcθαι d: διωθέεcθαι A ὁ δὲ ὡc d: ὡc δὲ A 1279 Πλαταιῇcι CS: -αίῃcι(ν) Ad 1281 ἐγίνετο A: ἐγέν- d 1282 ξείνια d: ξένια A 1283 γενομένων d: γιν- A 1284 ἐθέλει Ar: ἐθέλοι D 1286 οἴετο d: ᾤετο A: del. Cobet 1290 τὴν Stein: κατὰ

ὑμῖν Μαρδόνιοϲ καὶ ὁ ϲτρατὸϲ αὐτοῦ οὗτοϲ κατὰ πόδαϲ μευ ἐλαύνων προϲδόκιμόϲ ἐϲτι. τοῦτον καὶ ξεινίζετε καὶ εὖ ποιεῦντεϲ φαίνεϲθε· οὐ γὰρ ὑμῖν ἐϲ χρόνον ταῦτα ποιεῦϲι μεταμελήϲει. (4) ταῦτα δὲ εἴπαϲ ἀπήλαυνε ϲπουδῇ τὴν ϲτρατιὴν διὰ Θεϲϲαλίηϲ τε καὶ Μακεδονίηϲ ἰθὺ τῆϲ Θρηίκηϲ, ὡϲ ἀληθέωϲ ἐπειγόμενοϲ καὶ τὴν μεϲόγαιαν τάμνων τῆϲ ὁδοῦ. καὶ ἀπικνέεται ἐϲ Βυζάντιον, καταλιπὼν τοῦ ϲτρατοῦ τοῦ ἑωυτοῦ ϲυχνοὺϲ ὑπὸ Θρηίκων τε κατακοπένταϲ κατ' ὁδὸν καὶ λιμῷ ϲυϲτάνταϲ καὶ καμάτῳ· ἐκ Βυζαντίου δὲ διέβη πλοίοιϲι.

90 Οὗτοϲ μὲν οὕτω ἀπενόϲτηϲε ἐϲ τὴν Ἀϲίην· τῆϲ δὲ αὐτῆϲ ἡμέρηϲ τῆϲ περ ἐν Πλαταιῇϲι τὸ τρῶμα ἐγένετο, ϲυνεκύρηϲε γενέϲθαι καὶ <τὸ> ἐν Μυκάλῃ τῆϲ Ἰωνίηϲ. ἐπεὶ γὰρ δὴ ἐν τῇ Δήλῳ κατέατο οἱ Ἕλληνεϲ οἱ ἐν τῇϲι νηυϲὶ ἅμα Λευτυχίδῃ τῷ Λακεδαιμονίῳ ἀπικόμενοι, ἦλθόν ϲφι ἄγγελοι ἀπὸ Cάμου Λάμπων τε Θραϲυκλέοϲ καὶ Ἀθηναγόρηϲ Ἀρχεϲτρατίδεω καὶ Ἡγηϲίϲτρατοϲ Ἀριϲταγόρεω, πεμφθέντεϲ ὑπὸ Cαμίων λάθρῃ τῶν τε Περϲέων καὶ τοῦ τυράννου Θεομήϲτοροϲ τοῦ Ἀνδροδάμαντοϲ, τὸν κατέϲτηϲαν Cάμου τύραννον οἱ Πέρϲαι. (2) ἐπελθόντων δέ ϲφεων ἐπὶ τοὺϲ ϲτρατηγοὺϲ ἔλεγε Ἡγηϲίϲτρατοϲ πολλὰ καὶ παντοῖα, ὡϲ ἢν μοῦνον ἴδωνται αὐτοὺϲ οἱ Ἴωνεϲ ἀποϲτήϲονται ἀπὸ Περϲέων, καὶ ὡϲ οἱ βάρβαροι οὐκ ὑπομενέουϲι· ἢν δὲ καὶ ἄρα ὑπομείνωϲι, οὐκ ἑτέρην ἄγρην τοιαύτην εὑρεῖν ἂν αὐτούϲ· θεούϲ τε κοινοὺϲ ἀνακαλέων προέτρεπε αὐτοὺϲ ῥύϲαϲθαι ἄνδραϲ Ἕλληναϲ ἐκ δουλοϲύνηϲ καὶ ἀπαμῦναι τὸν βάρβαρον. (3) εὐπετέϲ τε

1292 οὗτοϲ] εὐθὺϲ Koen: del. Pingel, sed ἰθὺ fortasse scribendum 1293 μευ Krüger: ἐμεῦ A: om. d 1295 ἀπήλαυνε A: ἀπέλ- d 1299 τε d: om. A 1302 οὗτοϲ DS: οὕτωϲ r: αὐτὸϲ A 1303 Πλαταιῇϲι CS: -αίῃϲι(ν) Ad 1304 suppl. Krüger ἐπεὶ γὰρ δὴ A: ἐπειδὴ γὰρ d 1305 κατέατο AD: καθέατο r 1306 Cάμου Ar: Cάμῳ D 1307 τε <ὁ> d Θραϲυκλέοϲ r: -έουϲ A: -έωϲ D Ἀρχεϲτρατίδεω A: Ἀρχι- d 1309 Θεομήϲτοροϲ BCP: -μήτοροϲ A: -μνήτοροϲ r: -μνήϲτοροϲ D 1310 τύραννον Cάμου d 1313 ἀποϲτήϲονται Ar: ἀπονοϲτήϲονται d 1315 ἂν A: om. d 1317 εὐπετέϲ Ad: εὐπετέεϲ C: -έωϲ Hude

αὐτοῖϲι ἔφη ταῦτα γίνεϲθαι· τάϲ τε γὰρ νέαϲ αὐτῶν κακῶϲ
πλέειν καὶ οὐκ ἀξιομάχουϲ κείνοιϲι εἶναι. αὐτοί τε, εἴ τι
ὑποπτεύουϲι μὴ δόλῳ αὐτοὺϲ προάγοιεν, ἑτοῖμοι εἶναι ἐν
τῇϲι νηυϲὶ τῇϲι ἐκείνων ἀγόμενοι ὅμηροι εἶναι. ὡϲ δὲ πολλὸϲ 91
ἦν λιϲϲόμενοϲ ὁ ξεῖνοϲ ὁ Ϲάμιοϲ, εἴρετο Λευτυχίδηϲ, εἴτε
κληδόνοϲ εἵνεκεν θέλων πυθέϲθαι εἴτε καὶ κατὰ ϲυντυχίην
θεοῦ ποιεῦντοϲ· Ὦ ξεῖνε Ϲάμιε, τί τοι οὔνομα; ὁ δὲ εἶπε·
Ἡγηϲίϲτρατοϲ. (2) ὁ δὲ ὑπαρπάϲαϲ τὸν ἐπίλοιπον λόγον, εἴ
τινα ὅρμητο λέγειν ὁ Ἡγηϲίϲτρατοϲ, εἶπε· Δέκομαι τὸν
οἰωνὸν {τὸν Ἡγηϲίϲτρατον}, ὦ ξεῖνε Ϲάμιε. ϲὺ δὲ ἡμῖν ποίεε
ὅκωϲ αὐτόϲ τε δοὺϲ πίϲτιν ἀποπλεύϲεαι καὶ οἱ ϲὺν ϲοὶ ἐόντεϲ
οἵδε, ἦ μὲν Ϲαμίουϲ ἡμῖν προθύμουϲ ἔϲεϲθαι ϲυμμάχουϲ.
ταῦτά τε ἅμα ἠγόρευε καὶ τῷ ἔργῳ προϲεῖχε· αὐτίκα γὰρ οἱ 92
Ϲάμιοι πίϲτιν τε καὶ ὅρκια ἐποιεῦντο ϲυμμαχίηϲ πέρι πρὸϲ
τοὺϲ Ἕλληναϲ.

(2) Ταῦτα δὲ ποιήϲαντεϲ οἱ μὲν ἀπέπλεον <...> μετὰ ϲφέων
γὰρ ἐκέλευε πλέειν τὸν Ἡγηϲίϲτρατον, οἰωνὸν τὸ οὔνομα
ποιεύμενοϲ· οἱ δὲ Ἕλληνεϲ ἐπιϲχόντεϲ ταύτην τὴν ἡμέρην
τῇ ὑϲτεραίῃ ἐκαλλιερέοντο, μαντευομένου ϲφι Δηιφόνου
τοῦ Εὐηνίου ἀνδρὸϲ Ἀπολλωνιήτεω, Ἀπολλωνίηϲ δὲ τῆϲ ἐν τῷ
Ἰονίῳ κόλπῳ, τοῦ τὸν πατέρα κατέλαβε {Εὐήνιον} πρῆγμα
τοιόνδε. ἔϲτι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα, 93
τὰ τὰϲ μὲν ἡμέραϲ βόϲκεται παρὰ <...> ποταμόν, ὃϲ
ἐκ Λάκμονοϲ ὄρεοϲ ῥέει διὰ τῆϲ Ἀπολλωνίηϲ χώρηϲ ἐϲ

1320 προάγοιεν A: προαγάγοιεν d 1321 ἐκείνων d: κείνων A 1322 ὁ ξεῖνοϲ ὁ Ϲάμιοϲ del. Gomperz εἴρετο <ὁ> d 1323 καὶ A: om. d 1324 τοι <τὸ> A 1325 ὑπαρπάϲαϲ r: ὑποαρ- D: ὑφαρ- A ἐπίλοιπον Ar: ὑπο- D 1326 ὅρμητο DSV: ὥρ- Ar 1327 del. Valckenaer (Ἡγηϲιϲτράτου A) 1329 μὲν A: μὴν d 1330 τῷ ἔργῳ προϲεῖχε Richards: τὸ ἔργον προϲῆγε A: τὸ ἔργον προῆγε d 1332 τοὺϲ d: om. A 1333 οἱ μὲν <δύο> Bekker lacunam statuit Legrand 1333–5 μετὰ ... ποιεύμενοϲ del. Stein 1334 τὸν Ἡγηϲίϲτρατον A: om. d 1338 Ἰονίῳ A: Ἰωνικῷ d τοῦ d: τούτου A del. Kallenberg 1340 τὰ d: ἃ A <Ἄωον> C. G. Vollgraff, <Χῶνα> Stein e Theogn. *Can.* 794: sed fortasse de Calydno agitur 1341 χώρηϲ om. cod. Marcianus gr. 364 ab Ioanne Plusiadeno a. 1469 exaratus: πόλιοϲ Stein: *Apolloniatem* Valla

θάλαϲϲαν παρ᾽ Ὤρικον λιμένα, τὰϲ δὲ νύκταϲ ἀραιρημένοι ἄνδρεϲ οἱ πλούτῳ τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀϲτῶν, οὗτοι φυλάϲϲουϲι ἐνιαυτὸν ἕκαϲτοϲ· περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινόϲ· ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆϲ πόλιοϲ ἑκάϲ. (2) ἔνθα δὴ τότε ὁ Εὐήνιοϲ οὗτοϲ ἀραιρημένοϲ ἐφύλαϲϲε. καί κοτε αὐτοῦ κατακοιμήϲαντοϲ τὴν φυλακὴν παρελθόντεϲ λύκοι ἐϲ τὸ ἄντρον διέφθειραν τῶν προβάτων ὡϲ ἑξήκοντα. ὁ δὲ ὡϲ ἐπήιϲε, εἶχε ϲιγῇ καὶ ἔφραζε οὐδενί, ἐν νόῳ ἔχων ἀντικαταϲτήϲειν ἄλλα πριάμενοϲ. (3) καὶ οὐ γὰρ ἔλαθε τοὺϲ Ἀπολλωνιήταϲ ταῦτα γενόμενα, ἀλλά κωϲ ἐπύθοντο, ὑπαγαγόντεϲ μιν ὑπὸ δικαϲτήριον κατέκριναν, ὡϲ τὴν φυλακὴν κατακοιμήϲαντα, τῆϲ ὄψιοϲ ϲτερηθῆναι. ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωϲαν, αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά ϲφι ἔτικτε οὔτε γῆ ἔφερε ὁμοίωϲ καρπόν. (4) πρόφαντα δέ ϲφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖϲι ἐγίνετο, ἐπείτε ἐπειρώτων τοὺϲ προφήταϲ τὸ αἴτιον τοῦ παρεόντοϲ κακοῦ, οἱ δὲ αὐτοῖϲι ἔφραζον ὅτι ἀδίκωϲ τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆϲ ὄψιοϲ ἐϲτέρηϲαν· αὐτοὶ γὰρ ἐπορμῆϲαι τοὺϲ λύκουϲ, οὐ πρότερόν τε παύϲεϲθαι τιμωρέοντεϲ ἐκείνῳ πρὶν ἢ δίκαϲ δῶϲι τῶν ἐποίηϲαν ταύταϲ τὰϲ ἂν αὐτὸϲ ἕληται καὶ δικαιοῖ· τούτων δὲ τελεομένων αὐτοὶ δώϲειν Εὐηνίῳ δόϲιν τοιαύτην τὴν πολλούϲ μιν μακαριεῖν ἀνθρώπων ἔχοντα.

94 τὰ μὲν χρηϲτήρια ταῦτά ϲφι ἐχρήϲθη, οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιηϲάμενοι προέθεϲαν τῶν ἀϲτῶν ἀνδράϲι <τριϲὶ> διαπρῆξαι. οἱ δέ ϲφι διέπρηξαν ὧδε· κατημένου

1344 γὰρ A: τε d   1348 κατακοιμήϲαντοϲ AD^{ac}RS^{ac}: -ίϲαντοϲ D^{pc}r   τὴν d: om. A   1350 ἔφραζε AD: ἔφραξεν r   1352 ἀλλά κωϲ Stein: ἀλλ᾽ ὡϲ   ὑπαγαγόντεϲ A: ὑπάγοντεϲ d   1353 κατέκριναν AD: om. r   1354 κατακοιμήϲαντα AD^{ac}SV: -ίϲαντα D^{pc}r   1356 καρπόν A: om. d: καὶ πρὸ τοῦ Pingel   δὲ <τάδε> Corcella   1357 ἐγίνετο A: ἐγέν- d   ἐπείτε Reiske: ἔπειτα: ἐπεὶ γὰρ Corcella   τοὺϲ προφήταϲ et 1358–9 οἱ … ἔφραζον del. Stein   1360 an αὐτοὶ γὰρ <οἱ θεοὶ>?   1361 παύϲεϲθαι A: -αϲθαι d   τιμωρέοντεϲ A: -ταϲ d   1362 δῶϲι P: δώϲειν Ad   1366 προέθεϲαν] προϲέθεϲαν Cobet   1367 suppl. Gomperz

Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο, ἐς ὃ κατέβαινον cυλλυπεύμενοι τῷ πάθεϊ. ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποcτῆναι δώcειν τῶν ἐποίηcαν. (2) *ὁ δὲ οὐκ ἀκηκοὼc τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τίc οἱ δοίη ἀγρούc, τῶν ἀcτῶν ὀνομάcαc τοῖcι ἠπίcτατο εἶναι καλλίcτουc δύο κλήρουc τῶν ἐν τῇ Ἀπολλωνίῃ, καὶ οἴκηcιν πρὸc τούτοιcι τὴν ᾔδεε καλλίcτην ἐοῦcαν τῶν ἐν πόλι· τούτων δὲ ἔφη ἐπήβολοc γενόμενοc τοῦ λοιποῦ <ἂν> ἀμήνιτοc εἶναι, καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην.* (3) *καὶ ὁ μὲν ταῦτα ἔλεγε, οἱ δὲ πάρεδροι εἶπαν ὑπολαβόντεc· Εὐήνιε, ταύτην δίκην Ἀπολλωνιῆται τῆc ἐκτυφλώcιοc ἐκτίνουcί τοι κατὰ θεοπρόπια τὰ γενόμενα. ὁ μὲν δὴ πρὸc ταῦτα δεινὰ ἐποιέετο, ἐνθεῦτεν πυθόμενοc τὸν πάντα λόγον, ὡc ἐξαπατηθείc· οἱ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦcί οἱ τὰ εἵλετο. καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε, ὥcτε καὶ ὀνομαcτὸc γενέcθαι. τούτου δὴ ὁ Δηίφονοc ἐὼν παῖc τοῦ Εὐηνίου* 95
ἀγόντων Κορινθίων ἐμαντεύετο τῇ cτρατιῇ. ἤδη δὲ καὶ τόδε ἤκουcα ὡc ὁ Δηίφονοc ἐπιβατεύων τοῦ Εὐηνίου οὐνόματοc ἐξελάμβανε ἐπὶ τὴν Ἑλλάδα ἔργα, οὐκ ἐὼν Εὐηνίου παῖc.

Τοῖcι δὲ Ἕλληcι ὡc ἐκαλλιέρηcε, ἀνῆγον τὰc νέαc ἐκ τῆc 96
Δήλου πρὸc τὴν Cάμον. ἐπεὶ δὲ ἐγένοντο τῆc Cαμίηc πρὸc Καλάμοιcι, οἱ μὲν αὐτοῦ ὁρμιcάμενοι κατὰ τὸ Ἥραιον τὸ ταύτῃ παρεcκευάζοντο ἐc ναυμαχίην, οἱ δὲ Πέρcαι πυθόμενοί cφεαc προcπλέειν ἀνῆγον καὶ αὐτοὶ πρὸc τὴν ἤπειρον τὰc νέαc τὰc ἄλλαc, τὰc δὲ Φοινίκων ἀπῆκαν ἀποπλέειν. (2)

1372 *οἱ* Ar: *cοι* D 1375 *ἐν* <*τῇ*> S *πόλι* d: *πόλει* A 1376 *ἐπήβολοc* AD^{pc}r: *ἐπίβολοc* D^{ac}SV suppl. Van Herwerden 1380 *ἐποιέετο*] *ἐποίεε, τὸ* Stein 1383 *ἔμφυτον αὐτίκα* d *ὀνομαcτὸc* A: *οὐν-* d 1384 *δὴ ὁ* A: om. A 1385 *ἀγόντων* A: *ἀγαγόντων* d 1386 *ὁ* A: om. d *ἐπιβατεύων* A: *-έων* d *οὐνόματοc* A: *ὀν-* d 1387 *ἐπὶ*] *ἐπιὼν* Reiske: *ἀνὰ* Van Herwerden 1390 *Καλάμοιcι* Athenaeus 572 F: *Καλαμίcοιcι* A: *Λαμιcίοιcι* D: *Λαμίοιcιν* r *ὁρμιcάμενοι* p: *ὁρμηc-* Ad *Ἡραῖον* hoc accentu D^{ac}r

βουλευομένοιcι γάρ cφι ἐδόκεε ναυμαχίην μὴ ποιέεcθαι· οὐ γὰρ ὦν ἐδόκεον ὁμοῖοι εἶναι· ἐc δὲ τὴν ἤπειρον ἀπέπλεον, ὅκωc ἔωcι ὑπὸ τὸν πεζὸν cτρατὸν τὸν cφέτερον ἐόντα ἐν τῇ Μυκάλῃ, ὃc κελεύcαντοc Ξέρξεω καταλελειμμένοc τοῦ ἄλλου cτρατοῦ Ἰωνίην ἐφύλαccε· τοῦ πλῆθοc μὲν ἦν ἓξ μυριάδεc, ἐcτρατήγεε δὲ αὐτοῦ Τιγράνηc, κάλλεΐ <τε> καὶ μεγάθεϊ ὑπερφέρων Περcέων. (3) *ὑπὸ τοῦτον μὲν δὴ τὸν cτρατὸν ἐβουλεύcαντο καταφυγόντεc οἱ τοῦ ναυτικοῦ cτρατηγοὶ ἀνειρύcαι τὰc νέαc καὶ περιβαλέcθαι ἕρκοc ἔρυμα τῶν*
97 *νεῶν καὶ cφέων αὐτῶν κρηcφύγετον. ταῦτα βουλευcάμενοι ἀνήγοντο. ἀπικόμενοι δὲ παρὰ τὸ τῶν Ποτνιέων ἱρὸν τῆc Μυκάληc ἐc Γαίcωνά τε καὶ Cκολοπόεντα, τῇ Δήμητροc Ἐλευcινίηc ἔcτι ἱρόν, τὸ Φίλιcτοc ὁ Παcικλέοc ἱδρύcατο Νείλεῳ τῷ Κόδρου ἐπιcπόμενοc ἐπὶ Μιλήτου κτιcτύν, ἐνθαῦτα τάc τε νέαc ἀνείρυcαν καὶ περιεβάλοντο ἕρκοc καὶ λίθων καὶ ξύλων, δένδρεα ἐκκόψαντεc ἥμερα, καὶ cκόλοπαc περὶ τὸ ἕρκοc κατέπηξαν. καὶ παρεcκευάδατο ὡc πολιορκηcόμενοι καὶ ὡc νικήcοντεc, ἐπ' ἀμφότερα ἐπιλεγόμενοι {γὰρ παρεcκευάζοντο}.*

98 *Οἱ δὲ Ἕλληνεc ὡc ἐπύθοντο οἰχωκόταc τοὺc βαρβάρουc ἐc τὴν ἤπειρον, ἤχθοντο ὡc ἐκπεφευγότων ἐν ἀπορίῃ τε εἴχοντο ὅ τι ποιέωcι, εἴτε ἀπαλλάccωνται ὀπίcω εἴτε καταπλέωcι ἐπ' Ἑλληcπόντου. τέλοc δὲ ἔδοξε τούτων μὲν μηδέτερα ποιέειν, ἐπιπλέειν δὲ ἐπὶ τὴν ἤπειρον.* (2) *παραcκευαcάμενοι ὦν ἐc ναυμαχίην καὶ ἀποβάθραc καὶ τὰ ἄλλα ὅcων ἔδεε ἔπλεον ἐπὶ τῆc Μυκάληc. ἐπεὶ δὲ ἀγχοῦ τε ἐγίνοντο τοῦ cτρατοπέδου καὶ*

1394 *μὴ* Ar: om. D 1395 *ἀπέπλεον* d: om. A 1398 *Ἰωνίην* Ar: *Ἰωνίηc τε* D *πλῆθοc* A: *πλήθεοc* d 1399 *κάλλεΐ* *<τε>* Nor *μεγάθεϊ* r: *μεγέθει* AD 1405 *τε* *<ποταμὸν>* Stein 1406 *ἔcτι* d: om. A 1407 *ἐπιcπόμενοc* d: *-ένου* A 1411–12 del. Pingel, *καὶ ... παρεcκευάζοντο* iam Krüger, *ἐπ' ἀμφότερα ... παρεcκευάζοντο* Macan *ἐπιλεγόμενοι* del. Corcella: alii alia 1412 *γὰρ* ante *ἐπιλεγόμενοι* traiecit Legrand 1414 *ἐν* d: om. A *τε* A: *δὲ* d 1415 *ὅ τι* A: *τί* d 1418 *τὰ* d: om. A

οὐδεὶϲ ἐφαίνετό ϲφι ἐπαναγόμενοϲ, ἀλλ’ ὥρων νέαϲ ἀνελκυϲμέναϲ ἔϲω τοῦ τείχεοϲ, πολλὸν δὲ πεζὸν παρακεκριμένον παρὰ τὸν αἰγιαλόν, ἐνθαῦτα πρῶτον μὲν ἐν τῇ νηὶ παραπλέων, ἐγχρίμψαϲ τῷ αἰγιαλῷ τὰ μάλιϲτα, Λευτυχίδηϲ ὑπὸ κήρυκοϲ προηγόρευε τοῖϲι Ἴωϲι λέγων· (3) Ἄνδρεϲ Ἴωνεϲ, ὅϲοι ὑμέων τυγχάνουϲι ἐπακούοντεϲ, μάθετε τὰ λέγω· πάντωϲ γὰρ οὐδὲν ϲυνήϲουϲι Πέρϲαι τῶν ἐγὼ ὑμῖν ἐντέλλομαι. ἐπεὰν ϲυμμίϲγωμεν, μεμνῆϲθαί τινα χρὴ ἐλευθερίηϲ μὲν πάντων πρῶτον, μετὰ δὲ τοῦ ϲυνθήματοϲ Ἥβηϲ. καὶ τάδε ἴϲτω καὶ ὁ μὴ ἐπακούϲαϲ ὑμέων πρὸϲ τοῦ ἐπακούϲαντοϲ. (4) {ὡυτὸϲ δὲ οὗτοϲ ἐὼν τυγχάνει νόοϲ τοῦ πρήγματοϲ καὶ ὁ Θεμιϲτοκλέοϲ ὁ ἐπ’ Ἀρτεμιϲίῳ· ἢ γὰρ δὴ λαθόντα τὰ ῥήματα τοὺϲ βαρβάρουϲ ἔμελλε τοὺϲ Ἴωναϲ πείϲειν, ἢ ἔπειτε ἀνενειχθέντα ἐϲ τοὺϲ βαρβάρουϲ ποιήϲειν ἀπίϲτουϲ τοῖϲι Ἕλληϲι.}

Λευτυχίδεω δὲ ταῦτα ὑποθεμένου δεύτερα δὴ τάδε ἐποίευν 99
οἱ Ἕλληνεϲ· προϲϲχόντεϲ τὰϲ νέαϲ ἀπέβηϲαν ἐϲ τὸν αἰγιαλόν. καὶ οὗτοι μὲν ἐτάϲϲοντο, οἱ δὲ Πέρϲαι ὡϲ εἶδον τοὺϲ Ἕλληναϲ παραϲκευαζομένουϲ ἐϲ μάχην καὶ τοῖϲι Ἴωϲι παραινέϲανταϲ, τοῦτο μὲν ὑπονοήϲαντεϲ τοὺϲ Ϲαμίουϲ τὰ Ἑλλήνων φρονέειν ἀπαιρέονται τὰ ὅπλα. (2) οἱ γὰρ ὦν Ϲάμιοι ἀπικομένων Ἀθηναίων αἰχμαλώτων ἐν τῇϲι νηυϲὶ τῶν βαρβάρων, τοὺϲ ἔλαβον ἀνὰ τὴν Ἀττικὴν λελειμμένουϲ οἱ Ξέρξεω, τούτουϲ λυϲάμενοι πάνταϲ ἀποπέμπουϲι ἐποδιάϲαντεϲ ἐϲ Ἀθήναϲ· τῶν εἵνεκεν οὐκ ἥκιϲτα ὑποψίην εἶχον, πεντακοϲίαϲ κεφαλὰϲ τῶν Ξέρξεω πολεμίων λυϲάμενοι. (3) τοῦτο δὲ τὰϲ διόδουϲ τὰϲ ἐϲ τὰϲ κορυφὰϲ τῆϲ Μυκάληϲ φερούϲαϲ προϲτάϲϲουϲι

1420 ϲφι(ν) ἐφαίνετο d 1421 πολλὸν ... παρακεκριμένον Ar: πολλῶν ... -ῶν -ων D 1422 ἐν Ar: παρὰ D 1424 ὅϲοι d: οἳ A 1428 Ἥβηϲ] Ἥρηϲ Roscher καὶ[2] A: om. d 1429 ἐπακούϲαϲ Bekker: ἐϲ- A: ἀκούϲαϲ d ἐπακούϲαντοϲ r: ἐϲ- D: ἀκούϲαντοϲ A 1429–33 del. Krüger 1430 οὗτοϲ ... πρήγματοϲ] τούτου ... κηρύγματοϲ Stein 1432 ἐπείτε hoc accentu d: ἔπειτα A: ἐκεῖθεν Stein 1434 Λευτυχίδεω d: Λεω- A 1435 προϲϲχόντεϲ Ar: προϲχ- DR 1441 οἱ A: ὑπὸ d

τοῖϲι Μιληϲίοιϲι φυλάϲϲειν ὡϲ ἐπιϲταμένοιϲι δῆθεν μάλιϲτα τὴν χώρην· ἐποίευν δὲ τούτου εἵνεκεν, ἵνα ἐκτὸϲ τοῦ ϲτρατοπέδου ἔωϲι. τούτουϲ μὲν Ἰώνων, τοῖϲι καὶ †κατεδόκεον† νεοχμὸν ἄν τι ποιέειν δυνάμιοϲ ἐπιλαβομένοιϲι, τρόποιϲι τοιούτοιϲι προεφυλάϲϲοντο οἱ Πέρϲαι, αὐτοὶ δὲ ϲυνεφόρηϲαν τὰ
100 γέρρα ἕρκοϲ εἶναι ϲφίϲι. ὡϲ δὲ ἄρα παρεϲκεύαϲτο <καὶ> τοῖϲι Ἕλληϲι, προϲήιϲαν πρὸϲ τοὺϲ βαρβάρουϲ. ἰοῦϲι δέ ϲφι φήμη τε ἐϲέπτατο ἐϲ τὸ ϲτρατόπεδον πᾶν καὶ κηρυκήιον ἐφάνη ἐπὶ τῆϲ κυματωγῆϲ κείμενον· ἡ δὲ φήμη διῆλθέ ϲφι ὧδε, ὡϲ οἱ Ἕλληνεϲ τὴν Μαρδονίου ϲτρατιὴν νικῷεν ἐν Βοιωτοῖϲι μαχόμενοι. (2) δῆλα δὴ πολλοῖϲι τεκμηρίοιϲί ἐϲτι τὰ θεῖα τῶν πρηγμάτων, εἰ καὶ τότε τῆϲ αὐτῆϲ ἡμέρηϲ ϲυμπιπτόντων τοῦ τε ἐν Πλαταιῇϲι καὶ τοῦ ἐν Μυκάλῃ μέλλοντοϲ ἔϲεϲθαι τρώματοϲ φήμη τοῖϲι Ἕλληϲι τοῖϲι ταύτῃ ἐϲαπίκετο, ὥϲτε θαρϲῆϲαί τε τὴν ϲτρατιὴν πολλῷ μᾶλλον καὶ ἐθέλειν προ-
101 θυμότερον κινδυνεύειν. καὶ τόδε ἕτερον ϲυνέπεϲε γενόμενον, Δήμητροϲ τεμένεα Ἐλευϲινίηϲ παρὰ ἀμφοτέραϲ τὰϲ ϲυμβολὰϲ εἶναι· καὶ γὰρ δὴ ἐν τῇ Πλαταιίδι παρ' αὐτὸ τὸ Δημήτριον ἐγίνετο, ὡϲ καὶ πρότερόν μοι εἴρηται, ἡ μάχη. καὶ ἐν Μυκάλῃ ἔμελλε ὡϲαύτωϲ ἔϲεϲθαι. (2) γεγονέναι δὲ νίκην τῶν μετὰ Παυϲανίεω Ἑλλήνων ὀρθῶϲ ϲφι ἡ φήμη ϲυνέβαινε ἐλθοῦϲα· τὸ μὲν γὰρ ἐν Πλαταιῇϲι πρωὶ ἔτι τῆϲ ἡμέρηϲ ἐγίνετο, τὸ δὲ ἐν Μυκάλῃ περὶ δείλην. ὅτι δὲ τῆϲ αὐτῆϲ ἡμέρηϲ ϲυνέβαινε γίνεϲθαι μηνόϲ τε τοῦ αὐτοῦ, χρόνῳ οὐ πολλῷ ϲφι ὕϲτερον δῆλα ἀναμανθάνουϲι ἐγίνετο. (3) ἦν δὲ ἀρρωδίη ϲφι πρὶν ἢ τὴν φήμην ἐϲαπικέϲθαι, οὔτι περὶ ϲφέων

1447 τούτου] τοῦτο τοῦδε Krüger 1448 μὲν <ὦν> Legrand τοῖϲι ... ἐπιλαβομένοιϲι] τοὺϲ ... -μένουϲ Pingel κατεδόκεον Ar: -εε D: <ἡδομένοιϲι> κατεδόκεον Wilson 1451 ϲφίϲι Stein: ϲφι(ν) ἄρα <πάντα> Reiske παρεϲκεύαϲτο Reiske: -ευάδατο suppl. Wilson 1456 δὴ A: δὲ d 1457 ϲυμπιπτόντων Blaydes post Reiske: ϲυμπιπτούϲηϲ 1458 Πλαταιῇϲι CS: -αίῃϲι(ν) Ad 1459 φήμη <δὲ> d 1465 ἔϲεϲθαι ὡϲαύτωϲ d 1467 Πλαταιῇϲι A: Πλαταίῃ d <τρῶμα> πρωὶ Stein 1469 μηνόϲ ... αὐτοῦ del. Macan 1471 ἢ d: om. A

αὐτῶν οὕτω ὡϲ τῶν <ἄλλων> Ἑλλήνων, μὴ περὶ Μαρδονίῳ πταίϲῃ ἡ Ἑλλάϲ. ὡϲ μέντοι ἡ κληδὼν αὕτη ϲφι ἐϲέπτατο, μᾶλλόν τι καὶ ταχύτερον τὴν πρόϲοδον ἐποιεῦντο. οἱ μὲν δὴ Ἕλληνεϲ καὶ οἱ βάρβαροι ἔϲπευδον ἐϲ τὴν μάχην, ὥϲ ϲφι καὶ αἱ νῆϲοι καὶ ὁ Ἑλλήϲποντοϲ ἄεθλα προέκειτο.

Τοῖϲι μέν νυν Ἀθηναίοιϲι καὶ τοῖϲι προϲεχέϲι τούτοιϲι 102
τεταγμένοιϲι μέχρι κου τῶν ἡμιϲέων ἡ ὁδὸϲ ἐγίνετο κατ' αἰγιαλόν τε καὶ ἄπεδον χῶρον, τοῖϲι δὲ Λακεδαιμονίοιϲι καὶ τοῖϲι ἐπεξῆϲ τούτοιϲι τεταγμένοιϲι κατά τε χαράδραν καὶ ὄρεα· ἐν ᾧ δὲ {οἱ Λακεδαιμόνιοι} ἔτι περιήιϲαν οὗτοι, οἱ ἐπὶ τῷ ἑτέρῳ κέρεϊ καὶ δὴ ἐμάχοντο. (2) *ἕωϲ μέν νυν τοῖϲι Πέρϲῃϲι ὄρθια ἦν τὰ γέρρα, ἠμύνοντό τε καὶ οὐδὲν ἔλαϲϲον εἶχον τῇ μάχῃ· ἐπείτε δὲ τῶν Ἀθηναίων καὶ τῶν προϲεχέων ὁ ϲτρατόϲ, ὅκωϲ ἑωυτῶν γένηται τὸ ἔργον καὶ μὴ Λακεδαιμονίων, παρακελευϲάμενοι ἔργου εἴχοντο προθυμότερον, ἐνθεῦτεν ἤδη ἑτεροιοῦτο τὸ πρῆγμα.* (3) *διωϲάμενοι γὰρ τὰ γέρρα οὗτοι φερόμενοι ἐϲέπεϲον ἁλέεϲ ἐϲ τοὺϲ Πέρϲαϲ, οἱ δὲ δεξάμενοι καὶ χρόνον ϲυχνὸν ἀμυνόμενοι τέλοϲ ἔφευγον ἐϲ τὸ τεῖχοϲ. Ἀθηναῖοι δὲ καὶ Κορίνθιοι καὶ Ϲικυώνιοι καὶ Τροιζήνιοι (οὗτοι γὰρ ἦϲαν ἐπεξῆϲ τεταγμένοι) ϲυνεπιϲπόμενοι ϲυνεϲέπιπτον ἐϲ τὸ τεῖχοϲ. ὡϲ δὲ καὶ τὸ τεῖχοϲ ἀραίρητο, οὔτ' ἔτι πρὸϲ ἀλκὴν ἐτράποντο οἱ βάρβαροι πρὸϲ φυγήν τε ὁρμέατο οἱ ἄλλοι πλὴν Περϲέων.* (4) *οὗτοι δὲ καὶ ὀλίγοι γινόμενοι ἐμάχοντο τοῖϲι αἰεὶ ἐϲ τὸ τεῖχοϲ ἐϲπίπτουϲι Ἑλλήνων. καὶ τῶν ϲτρατηγῶν τῶν Περϲικῶν δύο μὲν ἀποφεύγουϲι, δύο δὲ τελευτῶϲι· Ἀρταΰντηϲ μὲν καὶ Ἰθαμίτρηϲ, τοῦ ναυτικοῦ ϲτρατηγέοντεϲ, ἀποφεύγουϲι,*

1472 suppl. Krüger: <*πάντων*> Wilson *περὶ* suspectum: an *πρὸϲ* (*Μαρδονίῳ*) vel <*πρὸϲ τοὺϲ*> *περὶ* (*Μαρδόνιον*)? 1476 *αἱ* Ar: om. D 1478 *ἡ* A: om. D 1481 del. Hude *ἔτι* huc traiecit Steger: post *κέρεϊ* praebent codd. 1482 *κέρεϊ* A: *κέραϊ* d 1484 *ἐπείτε* d: *ἐπεὶ* A 1488 *γὰρ* A: *δὲ* d *οὗτοι*] *οὕτω* Gomperz 1491 *οὗτοι* d: *οὕτω* A *ἦϲαν* <*οἱ*> d 1492 *ϲυνεϲέπιπτον* A: *ϲυνέπιπτον* d 1493 *βάρβαροι* <*καὶ*> d 1495 *καὶ ὀλίγοι* Pingel: *κατ' ὀλίγουϲ*

Μαρδόντης δὲ καὶ ὁ τοῦ πεζοῦ στρατηγὸς Τιγράνης μαχόμε-
103 νοι τελευτῶσι. ἔτι δὲ μαχομένων τῶν Περσέων ἀπίκοντο
Λακεδαιμόνιοι καὶ οἱ μετ' αὐτῶν καὶ τὰ λοιπὰ συνδιεχείρι-
ζον. ἔπεσον δὲ καὶ αὐτῶν τῶν Ἑλλήνων συχνοὶ ἐνθαῦτα,
ἄλλοι τε καὶ Σικυώνιοι καὶ <ὁ> στρατηγὸς Περίλεως. (2) τῶν
δὲ Σαμίων οἱ στρατευόμενοι, ἐόντες τε ἐν τῷ στρατοπέδῳ τῷ
Μηδικῷ καὶ ἀπαραιρημένοι τὰ ὅπλα, ὡς εἶδον αὐτίκα κατ'
ἀρχὰς γινομένην ἑτεραλκέα τὴν μάχην, ἔρδον ὅσον ἐδυνέατο,
προσωφελέειν ἐθέλοντες τοῖσι Ἕλλησι. Σαμίους δὲ ἰδόντες οἱ
ἄλλοι Ἴωνες ἄρξαντας, οὕτω δὴ καὶ αὐτοὶ ἀποστάντες ἀπὸ
104 Περσέων ἐπέθεντο τοῖσι βαρβάροισι. Μιλησίοισι δὲ προσετέ-
τακτο μὲν <ἐκ> τῶν Περσέων τὰς διόδους τηρέειν σωτηρίης
εἵνεκά σφι, ὡς ἢν ἄρα σφεας καταλαμβάνῃ οἷά περ κατέλαβε,
ἔχοντες ἡγεμόνας σῴζωνται ἐς τὰς κορυφὰς τῆς Μυκάλης.
ἐτάχθησαν μέν νυν ἐπὶ τοῦτο τὸ πρῆγμα οἱ Μιλήσιοι τούτου
τε εἵνεκεν καὶ ἵνα μὴ παρεόντες ἐν τῷ στρατοπέδῳ τι
νεοχμὸν ποιέοιεν· οἱ δὲ πᾶν τοὐναντίον τοῦ προστεταγμένου
ἐποίεον, ἄλλας τε κατηγεόμενοί σφι ὁδοὺς φεύγουσι, αἳ
διέφερον ἐς τοὺς πολεμίους, καὶ τέλος αὐτοί σφι ἐγίνοντο
105 κτείνοντες πολεμιώτατοι. οὕτω δὴ τὸ δεύτερον Ἰωνίη ἀπὸ
Περσέων ἀπέστη. ἐν δὲ ταύτῃ τῇ μάχῃ Ἑλλήνων ἠρίστευσαν
Ἀθηναῖοι καὶ Ἀθηναίων Ἑρμόλυκος ὁ Εὐθοίνου, ἀνὴρ παγ-
κράτιον ἐπασκήσας. τοῦτον δὲ τὸν Ἑρμόλυκον κατέλαβε
ὕστερον τούτων, πολέμου ἐόντος Ἀθηναίοισί τε καὶ
Καρυστίοισι, ἐν Κύρνῳ τῆς Καρυστίης χώρης ἀποθανόντα

1499 *πεζοῦ* Ar: *πεζικοῦ* D 1502 *τῶν* A: om. d 1503 *Σικυώνιοι καὶ*] *Σικυωνίων* Stein suppl. Krüger 1504 *δὲ* d: *τε* A 1506 *ἑτεραλκέα* A: *ὑπεραλκέα* d 1507 *προσωφελέειν* Ar: *πρὸς ὠφέλειαν* D 1509 *Μιλησίοισι* AD: *-ιοι* r 1510 *μὲν* AD: om. r suppl. Valckenaer: <*πρὸς*> Cobet *τηρέειν* Bredow: *τηρεῖν* 1512 *σῴζωνται* A: *-ονται* d 1514 *τε* Schweighäuser: *γε* A: om. d *ἐν* d: om. A 1515 *τοὐναντίον* A: *τὸ ἐ-* d *προστεταγμένου* A: *προτ-* d 1516 *τε* Ar: om. D: aut haec vox aut 1517 *καὶ* delenda videtur 1517 *διέφερον* Ad: *δὴ ἔφερον* Aldina 1518 *κτείνοντες* del. Stein *Ἰωνίη τὸ δεύτερον* d 1520 *Εὐθοίνου* CP: *Εὐθόνου* A: Εὐθύνου d 1521 *δὲ*] *δὴ* Hude 1523 *Κύρνῳ* Ar: Κύρῳ D

*ἐν μάχῃ κεῖϲθαι ἐπὶ Γεραιϲτῷ. μετὰ δὲ Ἀθηναίουϲ Κορίνθιοι
καὶ Τροιζήνιοι καὶ Ϲικυώνιοι ἠρίϲτευϲαν.*

Ἐπείτε δὲ κατεργάϲαντο οἱ Ἕλληνεϲ τοὺϲ πολλούϲ, τοὺϲ μὲν 106
*μαχομένουϲ, τοὺϲ δὲ καὶ φεύγονταϲ τῶν βαρβάρων, τὰϲ νέαϲ
ἐνέπρηϲαν καὶ τὸ τεῖχοϲ ἅπαν, τὴν ληίην προεξαγαγόντεϲ
ἐϲ τὸν αἰγιαλόν, καὶ θηϲαυρούϲ τιναϲ χρημάτων εὗρον·
ἐμπρήϲαντεϲ δὲ τὸ τεῖχοϲ καὶ τὰϲ νέαϲ ἀπέπλεον.* (2) *ἀπικό-
μενοι δὲ ἐϲ Ϲάμον οἱ Ἕλληνεϲ ἐβουλεύοντο περὶ ἀναϲτάϲιοϲ
τῆϲ Ἰωνίηϲ, καὶ ὅκῃ χρεὸν εἴη τῆϲ Ἑλλάδοϲ κατοικίϲαι
τῆϲ αὐτοὶ ἐγκρατέεϲ ἦϲαν, τὴν δὲ Ἰωνίην ἀπεῖναι τοῖϲι
βαρβάροιϲι· ἀδύνατα γὰρ ἐφαίνετό ϲφι εἶναι ἑωυτούϲ τε
Ἰώνων προκατῆϲθαι φρουρέονταϲ τὸν πάντα χρόνον, καὶ
ἑωυτῶν μὴ προκατημένων Ἴωναϲ οὐδεμίαν ἐλπίδα εἶχον
χαίρονταϲ πρὸϲ τῶν Περϲέων ἀπαλλάξειν.* (3) *πρὸϲ ταῦτα
Πελοποννηϲίων μὲν τοῖϲι ἐν τέλεϊ ἐοῦϲι ἐδόκεε τῶν
μηδιϲάντων ἐθνέων τῶν Ἑλληνικῶν τὰ ἐμπόρια* <...>
*ἐξαναϲτήϲανταϲ δοῦναι τὴν χώρην Ἴωϲι ἐνοικῆϲαι,
Ἀθηναίοιϲι δὲ οὐκ ἐδόκεε ἀρχὴν Ἰωνίην γενέϲθαι ἀνάϲτατον
οὐδὲ Πελοποννηϲίουϲ περὶ τῶν ϲφετέρων ἀποικιέων
βουλεύειν· ἀντιτεινόντων δὲ τούτων προθύμωϲ εἶξαν οἱ
Πελοποννήϲιοι.* (4) *καὶ οὕτω δὴ Ϲαμίουϲ τε καὶ Χίουϲ καὶ
Λεϲβίουϲ καὶ τοὺϲ ἄλλουϲ νηϲιώταϲ, οἳ ἔτυχον
ϲυϲτρατευόμενοι τοῖϲι Ἕλληϲν, ἐϲ τὸ ϲυμμαχικὸν ἐποιήϲαντο,
πίϲτι τε καταλαβόντεϲ καὶ ὁρκίοιϲι ἐμμενέειν τε καὶ μὴ
ἀποϲτήϲεϲθαι. τούτουϲ δὲ καταλαβόντεϲ ὁρκίοιϲι ἔπλεον τὰϲ* 107
γεφύραϲ λύϲοντεϲ· ἔτι γὰρ ἐδόκεον ἐντεταμέναϲ εὑρήϲειν.

1524 *Γεραίϲτῳ* hoc accentu v.l. in d *δὲ* Ar: om. D 1528 *ἅπαν*] *ἅπαϲαν* Powell 1532 *ὅκῃ* Bekker: *ὅπῃ* *κατοικίϲαι* A: *κατοικῆϲαι* d 1533 *ἀπεῖναι* d: *ἀφεῖναι* A 1534 *ἀδύνατα* d: *-τον* A 1535 *φρουρέονταϲ* A: *φρουρέων* d 1536 *οὐδεμίαν* Ar: *-ίην* D 1539 *ἐμπόρια* d: *ἐμπόλια* A: *ἔπιπλα* Legrand lacunam statuit Wilson 1540 *ἐξαναϲτήϲανταϲ* A: *ἐπανα-* d 1542 *Πελοποννηϲίουϲ* Schweighäuser: *-ίοιϲι* *ἀποικιέων* A: *-ιῶν* d 1546 *ϲυϲτρατευόμενοι* A: *ϲτρατευόμενοι* d 1547 *τε*¹ d: om. A *ὁρκίοιϲι* <*ἦ μὲν*> Krüger *ἐμμενέειν* Krüger: *-νεῖν* AD: *-νειν* r

οὗτοι μὲν δὴ ἐπ' Ἑλληϲπόντου ἔπλεον· τῶν δὲ ἀποφυγόντων βαρβάρων ἐϲ τὰ ἄκρα τε τῆϲ Μυκάληϲ κατειληθέντων, ἐόντων οὐ πολλῶν, ἐγίνετο κομιδὴ ἐϲ Cάρδιϲ. πορευομένων δὲ κατ' ὁδὸν Μαϲίϲτηϲ ὁ Δαρείου παρατυχὼν τῷ πάθεϊ τῷ γεγονότι τὸν ϲτρατηγὸν Ἀρταΰντην ἔλεγε πολλά τε καὶ κακά, ἄλλα τε καὶ γυναικὸϲ κακίω φὰϲ αὐτὸν εἶναι τοιαῦτα ϲτρατηγήϲαντα, καὶ ἄξιον εἶναι παντὸϲ κακοῦ τὸν βαϲιλέοϲ οἶκον κακώϲαντα. παρὰ δὲ τοῖϲι Πέρϲῃϲι γυναικὸϲ κακίω ἀκοῦϲαι δέννοϲ μέγιϲτόϲ ἐϲτι. (2) *ὁ δὲ ἐπεὶ πολλά <τε καὶ κακὰ> ἤκουϲε, δεινὰ ποιεύμενοϲ ϲπᾶται ἐπὶ τὸν Μαϲίϲτην τὸν ἀκινάκην, ἀποκτεῖναι θέλων. καί μιν ἐπιθέοντα φραϲθεὶϲ Ξειναγόρηϲ ὁ Πρηξίλεω ἀνὴρ Ἁλικαρνηϲϲεύϲ, ὄπιϲθε ἑϲτεὼϲ αὐτοῦ Ἀρταΰντεω, ἁρπάζει μέϲον καὶ ἐξάραϲ παίει ἐϲ τὴν γῆν· καὶ ἐν τούτῳ οἱ δορυφόροι οἱ Μαϲίϲτεω προέϲτηϲαν.* (3) *ὁ δὲ Ξειναγόρηϲ ταῦτα ἐργάϲατο χάριτα αὐτῷ τε Μαϲίϲτῃ τιθέμενοϲ καὶ Ξέρξῃ, ἐκϲῴζων τὸν ἀδελφεὸν τὸν ἐκείνου· καὶ διὰ τοῦτο τὸ ἔργον Ξειναγόρηϲ Κιλικίηϲ πάϲηϲ ἦρξε δόντοϲ βαϲιλέοϲ. τῶν δὲ κατ' ὁδὸν πορευομένων οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο, ἀλλ' ἀπικνέονται ἐϲ Cάρδιϲ. ἐν δὲ τῇϲι Cάρδιϲι ἐτύγχανε ἐὼν βαϲιλεὺϲ ἐξ ἐκείνου τοῦ χρόνου, ἐπείτε ἐξ Ἀθηνέων προϲπταίϲαϲ τῇ ναυμαχίῃ φυγὼν ἀπίκετο.*

108 *Τότε δὴ ἐν τῇϲι Σάρδιϲι ἐὼν {ἄρα} ἤρα τῆϲ Μαϲίϲτεω γυναικόϲ, ἐούϲηϲ καὶ ταύτηϲ ἐνθαῦτα. ὡϲ δέ οἱ προϲπέμποντι οὐκ ἐδύνατο κατεργαϲθῆναι, οὐδὲ βίην προϲέφερε προμηθεόμενοϲ τὸν ἀδελφεὸν Μαϲίϲτην (τὠυτὸ δὲ τοῦτο εἶχε καὶ τὴν γυναῖκα· εὖ γὰρ ἐπίϲτατο βίηϲ οὐ τευξομένη), ἐνθαῦτα*

1551 *τε* d: om. A 1558 suppl. Krüger 1561 *Ἁλικαρνηϲϲεύϲ* AD: *-ηϲεύϲ* r *ὄπιϲθε* A: *-εν* d 1562 *Ἀρταΰντεω* del. Stein *ἐξάραϲ* d: *ἐξαίραϲ* A 1563 *οἱ*[2] A: om. d: del. Holder *προέϲτηϲαν*] *προϲέ-* Blaydes 1566 *Κιλικίηϲ*] *Λυκίηϲ* Krüger 1567 *πορευομένων* <*βαρβάρων*> d *ἐπὶ* Werfer: *ἔτι* 1568 *ἐν* A: *ἐπὶ* d 1570 *Ἀθηνέων* A: *-αίων* d 1571 *δὴ* A: *δὲ* d del. Cobet *ἤρα* AD: *ἔρα* r 1573 *προϲέφερε* d: *-έρετο* A 1575 *εὖ* <*τε*> d

δὴ Ξέρξηϲ ἐργόμενοϲ τῶν ἄλλων <δια>πρήϲϲει τὸν γάμον
τοῦτον τῷ παιδὶ τῷ ἑωυτοῦ Δαρείῳ, θυγατέρα τῆϲ γυναικὸϲ
ταύτηϲ καὶ Μαϲίϲτεω, δοκέων αὐτὴν μᾶλλον λάμψεϲθαι ἢν
ταῦτα ποιήϲῃ. (2) ἁρμόϲαϲ δὲ καὶ τὰ νομιζόμενα ποιήϲαϲ
ἀπήλαυνε ἐϲ Ϲοῦϲα. ἐπεὶ δὲ ἐκεῖϲέ τε ἀπίκετο καὶ ἠγάγετο
ἐϲ ἑωυτοῦ Δαρείῳ τὴν γυναῖκα, οὕτω δὴ τῆϲ Μαϲίϲτεω μὲν
γυναικὸϲ ἐπέπαυτο, ὁ δὲ διαμειψάμενοϲ ἤρα τε καὶ ἐτύγχανε
τῆϲ Δαρείου μὲν γυναικόϲ, Μαϲίϲτεω δὲ θυγατρόϲ· οὔνομα
δὲ τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη. χρόνου δὲ προϊόντοϲ 109
ἀνάπυϲτα γίνεται τρόπῳ τοιῷδε· ἐξυφήναϲα Ἄμηϲτριϲ ἡ
Ξέρξεω γυνὴ φᾶροϲ μέγα τε καὶ ποικίλον καὶ θέηϲ ἄξιον
διδοῖ Ξέρξῃ. ὁ δὲ ἡϲθεὶϲ περιβάλλεταί τε καὶ ἔρχεται παρὰ
τὴν Ἀρταΰντην. (2) ἡϲθεὶϲ δὲ καὶ ταύτῃ ἐκέλευϲε αὐτὴν
αἰτῆϲαι ὅ τι βούλεταί οἱ γενέϲθαι ἀντὶ τῶν αὐτῷ ὑποργη-
μένων· πάντα γὰρ τεύξεϲθαι αἰτήϲαϲαν. τῇ δὲ κακῶϲ γὰρ
ἔδεε πανοικίῃ γενέϲθαι, πρὸϲ ταῦτα εἶπε Ξέρξῃ· Δώϲειϲ μοι
τὸ ἄν ϲε αἰτήϲω; ὁ δὲ πᾶν <ἂν> μᾶλλον δοκέων κείνην
αἰτῆϲαι <ἢ τό περ ἤτηϲε> ὑπιϲχνέετο καὶ ὤμοϲε. ἡ δὲ ὡϲ
ὤμοϲε ἀδεῶϲ αἰτέει τὸ φᾶροϲ. (3) Ξέρξηϲ δὲ παντοῖοϲ ἐγίνετο
οὐ βουλόμενοϲ δοῦναι, κατ' ἄλλο μὲν οὐδέν, φοβεόμενοϲ δὲ
Ἄμηϲτριν, μὴ καὶ πρὶν κατεικαζούϲηϲ τὰ γινόμενα οὕτω
ἐπευρεθῇ πρήϲϲων· ἀλλὰ πόλιϲ τε ἐδίδου καὶ χρυϲὸν ἄπλετον
καὶ ϲτρατόν, τοῦ ἔμελλε οὐδεὶϲ ἄρξειν ἀλλ' ἢ ἐκείνη·
Περϲικὸν δὲ κάρτα ὁ ϲτρατὸϲ δῶρον. ἀλλ' οὐ γὰρ ἔπειθε, διδοῖ
τὸ φᾶροϲ. ἡ δὲ περιχαρὴϲ ἐοῦϲα τῷ δώρῳ ἐφόρεέ τε καὶ

1576 <δια>πρήϲϲει Wilson: †πρήϲϲει {τὸν γάμον τοῦτον} Powell 1580 ἐκεῖϲε d: ἐκεῖ A τε A: om. d 1582 <ἐρῶν> ἐπέπαυτο Van Herwerden 1588 ταύτῃ A: ἀρετῇ D: αὐτῇ r 1589 οἱ d: om. A αὐτῷ A: αὐτῶν d 1592 ἄν A: ἐάν d πᾶν A: πάντα d suppl. Madvig: πᾶν <ἂν ἄλλο> Corcella 1593 αἰτῆϲαι A: αἰτήϲεϲθαι d suppl. Powell: cf. 7. 38. 2 ὑπιϲχνέετο A: -έεται d 1594 ὤμοϲε d: ὄμοϲε A 1595 φοβεόμενοϲ AD: -ούμενοϲ r 1596 καὶ AD: om. r κατεικαζούϲηϲ Schweighäuser: -οῦϲα Ad: -ούϲῃ Aldina 1597 ἐπευρεθῇ AD: ἐπορεύθη r πόλιϲ Ar: πόλειϲ D 1599 ὁ ϲτρατὸϲ κάρτα d 1600 ἐφόρεέ Ar: ἐφόρετέ D

110 ἀγάλλετο. καὶ ἡ Ἄμηϲτριϲ πυνθάνεταί μιν ἔχουϲαν· μαθοῦϲα δὲ τὸ ποιεύμενον τῇ μὲν γυναικὶ αὐτῇ οὐκ εἶχε ἔγκοτον, ἡ δὲ ἐλπίζουϲα τὴν μητέρα αὐτῆϲ εἶναι αἰτίην καὶ ταῦτα ἐκείνην πρήϲϲειν, τῇ Μαϲίϲτεω γυναικὶ ἐβούλευε ὄλεθρον. (2) φυλάξαϲα δὲ τὸν ἄνδρα τὸν ἑωυτῆϲ Ξέρξην βαϲιλήιον δεῖπνον προτιθέμενον (τοῦτο δὲ τὸ δεῖπνον παραϲκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ, ἐν ἡμέρῃ τῇ ἐγένετο βαϲιλεύϲ· οὔνομα δὲ τῷ δείπνῳ τούτῳ Περϲιϲτὶ μὲν τυκτά, κατὰ δὲ τὴν Ἑλλήνων γλῶϲϲαν τέλειον· τότε καὶ τὴν κεφαλὴν ϲμᾶται μοῦνον βαϲιλεὺϲ καὶ Πέρϲαϲ δωρέεται), ταύτην δὴ τὴν ἡμέρην φυλάξαϲα ἡ Ἄμηϲτριϲ χρηίζει τοῦ Ξέρξεω δοθῆναί οἱ τὴν Μαϲίϲτεω γυναῖκα. (3) ὁ δὲ δεινόν τε καὶ ἀνάρϲιον ἐποιέετο τοῦτο μὲν ἀδελφεοῦ γυναῖκα παραδοῦναι, τοῦτο δὲ ἀναιτίην ἐοῦϲαν τοῦ πρήγματοϲ τούτου· ϲυνῆκε γὰρ τοῦ εἵνεκεν
111 ἐδέετο. τέλοϲ μέντοι γε ἐκείνηϲ τε λιπαρεούϲηϲ καὶ ὑπὸ τοῦ νόμου ἐξεργόμενοϲ, ὅτι ἀτυχῆϲαι τὸν χρηίζοντα οὔ ϲφι δυνατόν ἐϲτι βαϲιληίου δείπνου προκειμένου, κάρτα δὴ ἀέκων κατανεύει καὶ παραδοὺϲ ποιέει ὧδε· τὴν μὲν κελεύει ποιέειν τὰ βούλεται, ὁ δὲ μεταπεμψάμενοϲ τὸν ἀδελφεὸν λέγει τάδε· (2) Μαϲίϲτα, ϲὺ εἶϲ Δαρείου τε παῖϲ καὶ ἐμὸϲ ἀδελφεόϲ, πρὸϲ δ᾽ ἔτι τούτοιϲί καὶ εἶϲ ἀνὴρ ἀγαθόϲ· γυναικὶ δὴ ταύτῃ τῇ νῦν ϲυνοικέειϲ μὴ ϲυνοίκεε, ἀλλά τοι ἀντ᾽ αὐτῆϲ ἐγὼ δίδωμι θυγατέρα τὴν ἐμήν. ταύτῃ ϲυνοίκεε· τὴν δὲ νῦν ἔχειϲ, οὐ γὰρ δοκέει ἐμοί, μὴ ἔχε γυναῖκα. (3) ὁ δὲ Μαϲίϲτηϲ ἀποθωμάϲαϲ τὰ λεγόμενα λέγει τάδε· Ὦ δέϲποτα, τίνα μοι λόγον λέγειϲ ἄχρηϲτον, κελεύων με γυναῖκα, ἐκ τῆϲ μοι παῖδέϲ τε νεηνίαι εἰϲὶ καὶ θυγατέρεϲ, τῶν καὶ ϲὺ μίαν τῷ

1602 αὐτῇ d: ταύτῃ A 1607 ἐν d, Athenaeus 146 B: om. A ἐγένετο d: ἐγίν- A: ἐγένετο <ὁ> d, Athenaeus 1608 τὴν A: om. d 1609 μοῦνον suspectum: μοῦνοϲ Wilson: μύρῳ Pingel 1610 Πέρϲαϲ] Πέρϲαιϲ Athenaeus, Aldina 1615 γε d: om. A 1622 δὴ A: δὲ d 1624 ἐμοί A: μοι d 1626 λόγον μοι A με d: μοι A 1627 νεηνίαι τε d καὶ[2] AD: om. r

παιδὶ τῷ ϲεωυτοῦ ἠγάγεο γυναῖκα, αὐτή τέ μοι κατὰ νόον τυγχάνει κάρτα ἐοῦϲα, ταύτην με κελεύειϲ μετέντα θυγατέρα τὴν ϲὴν γῆμαι; (4) ἐγὼ δέ, βαϲιλεῦ, μεγάλα μὲν ποιεῦμαι ἀξιεύμενοϲ θυγατρὸϲ τῆϲ ϲῆϲ, ποιήϲω μέντοι τούτων οὐδέτερα. ϲὺ δὲ μηδαμῶϲ βιῶ πρήγματοϲ τοιοῦδε δεόμενοϲ· ἀλλὰ τῇ τε ϲῇ θυγατρὶ ἀνὴρ ἄλλοϲ φανήϲεται ἐμεῦ οὐδὲν ἥϲϲων, ἐμέ τε ἔα γυναικὶ τῇ ἐμῇ ϲυνοικέειν. (5) ὁ μὲν δὴ τοιούτοιϲι ἀμείβεται, Ξέρξηϲ δὲ θυμωθεὶϲ λέγει τάδε· Οὕτω τοι, Μαϲίϲτα, πέπρηκται· οὔτε γὰρ ἄν τοι δοίην ἔτι θυγατέρα τὴν ἐμὴν γῆμαι, οὔτε ἐκείνῃ πλεῦνα χρόνον ϲυνοικήϲειϲ, ὡϲ μάθῃϲ τὰ διδόμενα δέκεϲθαι. ὁ δὲ ὡϲ ταῦτα ἤκουϲε, εἴπαϲ τοϲόνδε ἐχώρεε ἔξω· Δέϲποτα, οὐ δή κού με ἀπώλεϲαϲ. ἐν 112
δὲ τούτῳ τῷ διὰ μέϲου χρόνῳ, ἐν τῷ Ξέρξηϲ τῷ ἀδελφεῷ διελέγετο, ἡ Ἄμηϲτριϲ μεταπεμψαμένη τοὺϲ δορυφόρουϲ τοὺϲ Ξέρξεω διαλυμαίνεται τὴν γυναῖκα τὴν Μαϲίϲτεω· τούϲ τε μαζοὺϲ ἀποταμοῦϲα κυϲὶ προέβαλε καὶ ῥῖνα καὶ ὦτα καὶ χείλεα καὶ γλῶϲϲαν ἐκταμοῦϲα ἐϲ οἶκόν μιν ἀποπέμπει διαλελυμαϲμένην. ὁ δὲ Μαϲίϲτηϲ οὐδέν κω ἀκηκοὼϲ τούτων, 113
ἐλπόμενοϲ δέ τί οἱ κακὸν εἶναι, ἐϲπίπτει δρόμῳ ἐϲ τὰ οἰκία. ἰδὼν δὲ διεφθαρμένην τὴν γυναῖκα, αὐτίκα μετὰ ταῦτα ϲυμβουλευϲάμενοϲ τοῖϲι παιϲὶ ἐπορεύετο ἐϲ Βάκτρα ϲύν τε τοῖϲι ἑωυτοῦ υἱοῖϲι καὶ δή κού τιϲι καὶ ἄλλοιϲι ὡϲ ἀποϲτήϲων νομὸν τὸν Βάκτριον καὶ ποιήϲων τὰ μέγιϲτα κακῶν βαϲιλέα. (2) τά περ ἂν καὶ ἐγένετο, ὡϲ ἐμοὶ δοκέειν, εἴ περ ἔφθη ἀναβὰϲ ἐϲ τοὺϲ Βακτρίουϲ καὶ τοὺϲ Ϲάκαϲ· καὶ γὰρ ἔϲτεργόν τέ μιν καὶ ἦν ὕπαρχοϲ τῶν Βακτρίων. ἀλλὰ γὰρ Ξέρξηϲ πυθόμενοϲ

1629 μετέντα d: μεθέντα A 1630 τὴν A: om. d μεγάλα A: μέγα d 1632 οὐδέτερα A: -ρον d τοιοῦδε A: τοιούτου d 1635 τοιούτοιϲι ἀμείβεται A: τούτοιϲι(ν) ἀμείβετο d 1636 δοίην d: δώιην A ἔτι d: om. A 1637 γῆμαι AD: γυναῖκα r ἐκείνῃ <ἔτι> r 1638 ἤκουϲε ταῦτα d 1640 ἐν τῷ A: ἐν ᾧ d 1642 τοὺϲ[1] D: τοῦ Ar τὴν[2] d: τοῦ A 1643 μαζοὺϲ A: μαϲτοὺϲ d 1649 υἱοῖϲι del. Powell 1650 νόμον hoc accentu r 1651 ἔφθη AD^{pc}: ἔφη D^{ac}r 1652 τε d: om. A

ταῦτα ἐκεῖνον πρήςςοντα πέμψας ἐπ' αὐτὸν στρατιὴν ἐν τῇ
ὁδῷ κατέκτεινε αὐτόν τε ἐκεῖνον καὶ τοὺς παῖδας αὐτοῦ καὶ
τὴν στρατιὴν τὴν ἐκείνου.

Κατὰ μὲν τὸν ἔρωτα τὸν Ξέρξεω καὶ τὸν Μαςίςτεω θάνατον
114 τοςαῦτα ἐγένετο· οἱ δὲ ἐκ Μυκάλης ὁρμηθέντες Ἕλληνες ἐπ'
Ἑλληςπόντου πρῶτον μὲν περὶ Λεκτὸν ὅρμεον, ὑπὸ ἀνέμων
ἀπολαμφθέντες, ἐνθεῦτεν δὲ ἀπίκοντο ἐς Ἄβυδον καὶ τὰς
γεφύρας εὗρον διαλελυμένας, τὰς ἐδόκεον εὑρήςειν ἔτι
ἐντεταμένας, καὶ τούτων οὐκ ἥκιςτα εἵνεκεν ἐς τὸν
Ἑλλήςποντον ἀπίκοντο. (2) τοῖςι μέν νυν ἀμφὶ Λευτυχίδην
Πελοποννηςίοιςι ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα, Ἀθηναίοιςι
δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας
πειρᾶςθαι τῆς Χερςονήςου. οἱ μὲν δὴ ἀπέπλεον, Ἀθηναῖοι
δὲ ἐκ τῆς Ἀβύδου διαβάντες ἐς τὴν Χερςόνηςον Cηςτὸν
115 ἐπολιόρκεον. ἐς δὲ τὴν Cηςτὸν ταύτην, ὡς ἐόντος ἰςχυρο-
τάτου τείχεος τῶν ταύτῃ, συνῆλθον, ὡς ἤκουςαν παρεῖναι
τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήςποντον, ἔκ τε τῶν ἀλλέων τῶν
περιοικίδων, καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ
Πέρςης, ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς.
εἶχον δὲ ταύτην οἱ ἐπιχώριοι Αἰολέες, συνῆςαν δὲ Πέρςαι
116 τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος. ἐτυράννευε δὲ
τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης, ἀνὴρ μὲν
Πέρςης, δεινὸς δὲ καὶ ἀτάςθαλος, ὃς καὶ βαςιλέα ἐλαύνοντα
ἐπ' Ἀθήνας ἐξηπάτηςε, τὰ Πρωτεςίλεω τοῦ Ἰφίκλου χρήματα
ἐξ Ἐλαιοῦντος ὑπελόμενος. (2) ἐν γὰρ Ἐλαιοῦντι τῆς
Χερςονήςου ἔςτι Πρωτεςίλεω τάφος τε καὶ τέμενος περὶ
αὐτόν, ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύςεαι καὶ
ἀργύρεαι καὶ χαλκὸς καὶ ἐςθὴς καὶ ἄλλα ἀναθήματα, τὰ

1655 κατέκτεινε A: κτείνει d 1663 Λευτυχίδην A: -δεα d 1667 διαβάντες AD: διαβαλόντες r 1668 δὲ] γὰρ Powell 1670 ἀλλέων Bredow: ἄλλων 1671 καὶ[2] A: om. d Οἰόβαζος A: Οἰά- d 1673 οἱ d: om. A 1675 τοῦ νομοῦ τούτου d 1676 δὲ AD: τε r 1678 Ἐλαιοῦντος, -τι C: Ἐλεο- Ar: Ἐλο- D ὑπελόμενος edd.: ὑφ- A: αἰτήςας d

Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος. λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο· (3) Δέσποτα, ἔστι οἶκος ἀνδρὸς Ἕλληνος ἐνθαῦτα, ὃς ἐπὶ γῆν τὴν σὴν στρατευσάμενος δίκης κυρήσας ἀπέθανε. τούτου μοι δὸς τὸν οἶκον, ἵνα καί τις μάθῃ ἐπὶ γῆν τὴν σὴν μὴ στρατεύεσθαι. ταῦτα λέγων εὐπετέως ἔμελλε ἀναπείσειν Ξέρξην δοῦναι ἀνδρὸς οἶκον, οὐδὲν ὑποτοπηθέντα τῶν ἐκεῖνος ἐφρόνεε. ἐπὶ γῆν δὲ τὴν βασιλέος στρατεύσασθαι Πρωτεσίλεων ἔλεγε νοέων τοιάδε· τὴν Ἀσίην πᾶσαν νομίζουσι ἑωυτῶν εἶναι Πέρσαι καὶ τοῦ αἰεὶ βασιλεύοντος. ἐπεὶ δὲ ἐδόθη, τὰ χρήματα ἐξ Ἐλαιοῦντος ἐς Σηστὸν ἐξεφόρησε καὶ τὸ τέμενος ἔσπειρε καὶ ἐνέμετο, αὐτός τε ὅκως ἀπίκοιτο ἐς Ἐλαιοῦντα, ἐν τῷ ἀδύτῳ γυναιξὶ ἐμίσγετο. τότε δὲ ἐπολιορκέετο ὑπὸ Ἀθηναίων οὔτε παρεσκευασμένος ἐς πολιορκίην οὔτε προσδεκόμενος τοὺς Ἕλληνας· ἀφυλάκτῳ δέ κως αὐτῷ
ἐπέπεσον. ἐπεὶ δὲ πολιορκεομένοισί σφι φθινόπωρον 117
ἐπεγίνετο, ἤσχαλλον οἱ Ἀθηναῖοι ἀπό τε τῆς ἑωυτῶν ἀποδημέοντες καὶ οὐ δυνάμενοι ἐξελεῖν τὸ τεῖχος, ἐδέοντό τε τῶν στρατηγῶν ὅκως ἀπάγοιέν σφεας ὀπίσω· οἱ δὲ οὐκ ἔφασαν πρὶν ἢ ἐξέλωσι ἢ τὸ Ἀθηναίων κοινόν σφεας μεταπέμψηται.
οὕτω δὴ ἔστεργον τὰ παρεόντα. οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη 118
κακοῦ ἀπιγμένοι ἦσαν, οὕτως ὥστε τοὺς τόνους ἕψοντες τῶν κλινέων ἐσιτέοντο. ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον, οὕτω δὴ ὑπὸ νύκτα οἴχοντο ἀποδράντες οἵ τε Πέρσαι καὶ ὁ Ἀρταΰκτης καὶ ὁ Οἰόβαζος, ὄπισθε τοῦ τείχεος καταβάντες,

1683 *διεβάλετο* A: *-άλλετο* d: *διέβαλε* Stein *οἶκός ἐστι(ν)* d 1684 *τὴν* d: om. A 1685 *τις καὶ* d 1687 *δοῦναί* <*οἱ τοῦ*> *ἀνδρὸς* Stein: an {*δοῦναι ἀνδρὸς*} vel *ἀνδρὸς* <*θνητοῦ*>? 1688 *στρατεύσασθαι* Stein: *-εύεσθαι* 1689 *Πρωτεσίλεων* A: *-εον* D^{ac}r *νοέων* A: *ποιέων* d *πᾶσαν* A: *ἅπασαν* d 1695 *ἀφυλάκτῳ* d: *ἀφύκτως* A *δέ* A: *τε* d 1696 *πολιορκεομένοισι*] *-έουσί* Schweighäuser: *obsidentibus* Valla 1697 *ἐπεγίνετο* <*καὶ*> A: post hanc vocem lacuna fortasse statuenda est *ἤσχαλλον* A^{pc}D: *-αλον* A^{ac}r: an *ἤσχαλλον* <*καὶ*>? 1699 *ἀπάγοιεν* A: *ἀπαγάγοιεν* d 1701 *τείχεϊ* <*ἀμφὶ τὸν Ἀρταΰκτεα* (*-ΰντεα* D^{ac})> d *ἤδη* A: *δὴ* d 1704 *δὴ* A: om. d *οἴχοντο* d: *οἴχονται* A 1705 *Ἀρταΰκτης* Ar: *-ΰντης* D *καὶ* Ar: om. D *ὁ* d: om. A *Οἰόβαζος* Ar: *Οἰά-* D *ὄπισθε* AD: *-εν* r

τῇ ἦν ἐρημότατον τῶν πολεμίων. (2) *ὡς δὲ ἡμέρη ἐγένετο, οἱ*
Χερσονηcῖται ἀπὸ τῶν πύργων ἐcήμηναν τοῖcι Ἀθηναίοιcι
τὸ γεγονὸc καὶ τὰc πύλαc ἄνοιξαν. τῶν δὲ οἱ μὲν πλεῦνεc
119 *ἐδίωκον, οἱ δὲ τὴν πόλιν εἶχον. Οἰόβαζον μέν νυν ἐκφεύγοντα*
ἐc τὴν Θρηίκην Θρήικεc Ἀψίνθιοι λαβόντεc ἔθυcαν
Πλειcτώρῳ ἐπιχωρίῳ θεῷ τρόπῳ τῷ cφετέρῳ, τοὺc δὲ μετ'
ἐκείνου ἄλλῳ τρόπῳ ἐφόνευcαν. (2) *οἱ δὲ ἀμφὶ τὸν Ἀρταΰκτην*
ὕcτεροι ὁρμηθέντεc φεύγειν, καὶ ὡc κατελαμβάνοντο ὀλίγον
ἐόντεc ὑπὲρ Αἰγὸc Ποταμῶν, ἀλεξόμενοι χρόνον ἐπὶ cυχνὸν
οἱ μὲν ἀπέθανον, οἱ δὲ ζῶντεc ἐλάμφθηcαν. καὶ cυνδήcαντέc
cφεαc οἱ Ἕλληνεc ἤγαγον ἐc Cηcτόν, μετ' αὐτῶν δὲ καὶ
120 *Ἀρταΰκτην δεδεμένον αὐτόν τε καὶ τὸν παῖδα αὐτοῦ. καί*
τεῳ τῶν φυλαccόντων λέγεται ὑπὸ Χερcονηcιτέων ταρίχουc
ὀπτῶντι τέραc γενέcθαι τοιόνδε· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ
κείμενοι ἐπάλλοντό τε καὶ ἤcπαιρον ὅκωc περ ἰχθύεc
νεάλωτοι. (2) *καὶ οἱ μὲν περιχυθέντεc ἐθώμαζον, ὁ δὲ*
Ἀρταΰκτηc ὡc εἶδε τὸ τέραc, καλέcαc τὸν ὀπτῶντα τοὺc
ταρίχουc ἔφη· Ξεῖνε Ἀθηναῖε, μηδὲν φοβέο τὸ τέραc τοῦτο· οὐ
γὰρ coὶ πέφηνε, ἀλλ' ἐμοὶ cημαίνει ὁ ἐν Ἐλαιοῦντι
Πρωτεcίλεωc ὅτι καὶ τεθνεὼc καὶ τάριχοc ἐὼν δύναμιν πρὸc
θεῶν ἔχει τὸν ἀδικέοντα τίνεcθαι. (3) *νῦν ὦν ἄποινά μοι τάδε*
ἐθέλω ἐπιταχθῆναι, ἀντὶ μὲν χρημάτων τῶν ἔλαβον ἐκ τοῦ
ἱροῦ ἑκατὸν τάλαντα καταθεῖναι τῷ θεῷ, ἀντὶ δ' ἐμεωυτοῦ
καὶ τοῦ παιδὸc ἀποδώcω τάλαντα διηκόcια Ἀθηναίοιcι περι-
γενόμενοc. (4) *ταῦτα ὑπιcχόμενοc τὸν cτρατηγὸν Ξάνθιππον*
οὐκ ἔπειθε· οἱ γὰρ Ἐλαιούcιοι τῷ Πρωτεcίλεῳ τιμωρέοντεc

1709 *εἶχον*] *ἔcχον* Krüger *ἐκφεύγοντα* A: *ἐκφυγόντα* d 1713 *ὕcτεροι* A: *-ον* d *καὶ* Ad: del. PNor *ὀλίγον* Ar: *-οι* DS 1716 *ἤγαγον* d: *ἦγον* A 1719 *τέραc* <*τε*> d: an *τέραc τι*? 1720 *ἤcπαιρον* A: *ἔcπαιρον* d *περ* <*οἱ*> r 1721 *νεάλωτοι* d: *νεοάλωτοι* A *ἐθώμαζον* A: *ἐθωύμαζον* d 1724 *Ἐλαιοῦντι* A: *Ἐλεο-* d 1725 *Πρωτεcίλεωc* d: *-εοc* A 1726 *τίνεcθαι* A: *cινέεcθαι* d *μοι* de Pauw: *οἱ* 1727 *ἐθέλω* Ar: *θέλω* D *ἐπιταχθῆναι* Wilson: *ἐπιχθῆναι* A: *ἐπιθεῖναι* d: *ἐπαχθῆναι* T et Marc. gr. 364

ἐδέοντό μιν καταχρηϲθῆναι, καὶ αὐτοῦ τοῦ ϲτρατηγοῦ ταύτῃ
<ὁ> νόοϲ ἔφερε. ἀπαγαγόντεϲ δὲ αὐτὸν ἐϲ τὴν ἀκτὴν ἐϲ τὴν
Ξέρξηϲ ἔζευξε τὸν πόρον, οἱ δὲ λέγουϲι ἐπὶ τὸν κολωνὸν τὸν
ὑπὲρ Μαδύτου πόλιοϲ, ϲανίδι προϲπαϲϲαλεύϲαντεϲ ἀνε-
κρέμαϲαν, τὸν δὲ παῖδα ἐν ὀφθαλμοῖϲι τοῦ Ἀρταΰκτεω
κατέλευϲαν. ταῦτα δὲ ποιήϲαντεϲ ἀπέπλεον ἐϲ τὴν Ἑλλάδα, 121
τά τε ἄλλα χρήματα ἄγοντεϲ καὶ δὴ καὶ τὰ ὅπλα τῶν
γεφυρέων ὡϲ ἀναθήϲοντεϲ ἐϲ τὰ ἱρά. καὶ κατὰ τὸ ἔτοϲ τοῦτο
οὐδὲν ἐπὶ πλέον τούτων ἐγένετο. τούτου δὲ τοῦ Ἀρταΰκτεω 122
τοῦ ἀνακρεμαϲθέντοϲ προπάτωρ Ἀρτεμβάρηϲ ἐϲτὶ ὁ Πέρϲῃϲι
ἐξηγηϲάμενοϲ λόγον τὸν ἐκεῖνοι ὑπολαβόντεϲ Κύρῳ
προϲήνεικαν λέγοντα τάδε· (2) Ἐπεὶ Ζεὺϲ Πέρϲῃϲι ἡγεμονίην
διδοῖ ἀνδρῶν, <Περϲέων> δὲ ϲοί, Κῦρε, κατελὼν Ἀϲτυάγην,
φέρε, γῆν γαρ ἐκτήμεθα ὀλίγην καὶ ταύτην τρηχέαν, μετανα-
ϲτάντεϲ ἐκ ταύτηϲ ἄλλην ϲχῶμεν ἀμείνω. εἰϲὶ δὲ πολλαὶ
μὲν ἀϲτυγείτονεϲ, πολλαὶ δὲ καὶ ἑκαϲτέρω, τῶν μίαν ϲχόντεϲ
πλέοϲι ἐϲόμεθα θωμαϲτότεροι. οἰκὸϲ δὲ ἄνδραϲ ἄρχονταϲ
τοιαῦτα ποιέειν· κότε γὰρ δὴ καὶ παρέξει κάλλιον ἢ ὅτε γε
ἀνθρώπων τε πολλῶν ἄρχομεν πάϲηϲ τε τῆϲ Ἀϲίηϲ; (3) Κῦροϲ
δὲ ταῦτα ἀκούϲαϲ καὶ οὐ θωμάϲαϲ τὸν λόγον ἐκέλευε ποιέειν
ταῦτα, οὕτω δὲ αὐτοῖϲι παραίνεε κελεύων παραϲκευάζεϲθαι
ὡϲ οὐκέτι ἄρξονταϲ ἀλλ' ἀρξομένουϲ· φιλέειν γὰρ ἐκ τῶν
μαλακῶν χώρων μαλακοὺϲ ἄνδραϲ γίνεϲθαι· οὐ γάρ τι τῆϲ

1733 suppl. Aldina 1735 ϲανίδι Scaliger: ϲανίδαϲ Ad: ϲανίδα S: <πρὸϲ> ϲανίδα Schweighäuser 1739–40 καὶ ... ἐγένετο del. Macan 1740 ἐπὶ Werfer: ἔτι Ad 1743 λέγοντα Ar: λέγοντεϲ D 1744 suppl. Richards ϲοί Ar: ϲύ DS κατελὼν] κατελόντι Stein 1745 τρηχέαν edd.: -έην A: -εῖαν d 1746 ϲχῶμεν d: ἔχωμεν A 1747 καὶ A: om. d ϲχόντεϲ A: ἔχοντεϲ d 1748 πλέοϲι d: πλείοϲι A: an πᾶϲι? θωμαϲτότεροι A: θωυμ- d οἰκὸϲ d: εἰκὸϲ A ἄρχονταϲ A: ἔχονταϲ d 1749 κότε A: κότερα d 1751 θωμάϲαϲ AS: θωυμ- d 1752 παραίνεε S: παρή(ι)νεε Ad 1753 ἄρξονταϲ Ar: ἄρξανταϲ D 1754 ἄνδραϲ d: om. A τι Ad: τοι SV

αὐτῆς γῆς εἶναι καρπόν τε θωμαστὸν φύειν καὶ ἄνδρας ἀγαθοὺς τὰ πολέμια. (4) ὥστε συγγνόντες Πέρσαι οἴχοντο ἀποστάντες, ἑσσωθέντες τῇ γνώμῃ πρὸς Κῦρον, ἄρχειν τε εἵλοντο λυπρὴν οἰκέοντες μᾶλλον ἢ πεδιάδα σπείροντες ἄλλοισι δουλεύειν.

1755 θωμαστὸν A: θωυμ- d

INDEX NOMINVM

Ἄβαι 1. 46; 8. 27, 33, 134
Ἄβαντεϲ 1. 146
Ἄβαριϲ 4. 36
Ἄβδηρα 1. 168; 6. 46, 48; 7. 109, 126; 8. 120. Ἀβδηρῖται 7. 120; 8. 120
Ἀβροκόμηϲ 7. 224
Ἀβρώνιχοϲ 8. 21
Ἄβυδοϲ 5. 117; 7. 33, 34, 37, 43, 44, 147, 174; 8. 117, 130; 9. 114. Ἀβυδηνοί 7. 44, 95. Ἀβυδηνῶν πεδία 7. 45
Ἀγάθυρϲοι 4. 48, 78, 100, 102, 104, 119, 125
Ἀγάθυρϲοϲ ὁ Ἡρακλέοϲ 4. 10
Ἀγαῖοϲ 6. 127
Ἀγαμεμνονίδηϲ 1. 67
Ἀγαμέμνων 1. 67; 4. 103; 7. 159
Ἀγαρίϲτη ἡ Ἱπποκράτεοϲ 6. 131
Ἀγαρίϲτη ἡ Κλειϲθένεοϲ 6. 126, 130, 131
Ἀγαϲικλέηϲ 1. 144
Ἄγβαλοϲ 7. 98
Ἀγβάτανα τὰ Μηδικά 1. 98, 110, 153; 3. 64, 92
Ἀγβάτανα τὰ ἐν Ϲυρίῃ 3. 62, 64
Ἀγγίτηϲ 7. 113
Ἄγγροϲ 4. 49
Ἀγήνωρ 4. 147; 7. 91
Ἄγητοϲ 6. 61, 62
Ἆγιϲ 6. 65
Ἄγλαυροϲ 8. 53
Ἀγλώμαχοϲ 4. 164
Ἀγορή 7. 58
Ἀγριᾶνεϲ 5. 16
Ἀγριάνηϲ 4. 90
Ἄγρων 1. 7
Ἀγυλλαῖοι 1. 167
Ἀγχίμολοϲ 5. 63
Ἀδείμαντοϲ 7. 137; 8. 5, 59, 61, 94
Ἀδικράν 4. 159
Ἄδρηϲτοϲ ὁ Γορδίεω 1. 35, 41, 42, 43, 45
Ἄδρηϲτοϲ ὁ Ταλαοῦ 5. 67, 68
Ἀδρίηϲ 1. 163; 4. 33; 5. 9
Ἀδυρμαχίδαι 4. 168
Ἀείμνηϲτοϲ 9. 64
Ἀέροποϲ Τημένου ἀπόγονοϲ 8. 137
Ἀέροποϲ ὁ Φιλίππου 8. 139
Ἀζάνηϲ 7. 66
Ἀζήν 6. 127
Ἄζιριϲ 4. 157, 169
Ἄζωτοϲ 2. 157
Ἀθάμαϲ 7. 58, 197
Ἀθηναγόρηϲ 9. 90
Ἀθηνάδηϲ 7. 213
Ἀθῆναι 1. 60, 64, 98, 143, 147, 173; 2. 7; 3. 160; 5. 65 et passim; Ἀθηναῖοι 1. 29 et passim
Ἀθηναίη 1. 60, 175; 2. 28, 59, 83, 169, 170, 175, 182; 3. 47, 59; 4. 180, 188, 189; 8. 55, 104. Ἀλέη 1. 66; 9. 70. Ἀϲϲηϲίη 1. 19, 22. Ἰλιάϲ 7. 43. Κραθίη 5. 45. Παλλάϲ 5. 77; 7. 141. Παλληνίϲ 1. 62. Πολιάϲ 5. 82. πολιοῦχοϲ 1. 160. Προνηίη 1. 92; 8. 37, 39. Ϲκιράϲ 8. 94. Τριτογενήϲ 7. 141. Ἀθήναιον 5. 95
Ἀθριβίτηϲ νομόϲ 2. 166
Ἄθρυϲ 4. 49

Ἄθως 6. 44, 45, 95; 7. 22, 37, 122, 189
Αἶα ἡ Κολχίς 1. 2; 7. 193, 197
Αἰάκης ὁ Πολυκράτεος πατήρ 2. 182; 3. 39, 139; 6. 13, 14
Αἰάκης ὁ Συλοσῶντος 4. 138; 6. 13, 14, 22, 25
Αἰακίδαι 5. 80; 8. 64, 83, 84
Αἰακός 5. 89; 6. 35; 8. 64
Αἴας ὁ Αἰακίδης 5. 66; 8. 64, 121
Αἴας ὁ Φιλαίου πατήρ 6. 35
Αἰγαί 1. 145
Αἰγαῖαι 1. 149
Αἰγαῖον (πέλαγος) 2. 113; 4. 85; 7. 36, 55
Αἰγαῖος πόντος 2. 97
Αἰγάλεως 8. 90
Αἰγεῖδαι 4. 149
Αἴγειρα 1. 145
Αἰγεὺς ὁ Οἰολύκου 4. 149
Αἰγεὺς ὁ Πανδίονος 1. 173
Αἰγή 7. 123
Αἰγιαλέες Πελασγοί 7. 94. *Σικυώνιοι* 5. 68
Αἰγιαλεύς 5. 68
Αἰγικόρης 5. 66
Αἰγίλεα 6. 101
Αἴγινα ἡ Ἀσωποῦ θυγάτηρ 5. 80
Αἴγινα νῆσος 3. 59, 131; 5. 84, 85, 87; 6. 35, 50, 61, 85, 88–90, 92; 7. 147; 8. 41, 60, α, γ, 64, 79, 81, 83, 84, 131, 132; 9. 75, 76. *Αἰγιναίη* 5. 86. *Αἰγινῆται* 2. 178; 3. 59, 131; 5. 80–4, 86–9; 6. 49, 50, 61, 64, 73, 85, 87–94; 7. 144, 145, 203; 8. 1, 46, 74, 84, 86, 91–3, 122; 9. 28, 31, 78–80, 85
Αἴγιον 1. 145
Αἰγιρόεσσα 1. 149
Αἰγλείη 6. 107
Αἰγλοί 3. 92
Αἰγὸς Ποταμοί 9. 119
Αἴγυπτος 1. 1, 2, 5, 30, 77, 104, 105, 140, 193, 198; 2. 1, 4–9, 11 et passim; 3. 1, 3–7, 10, 11, 13–15, 19, 30, 31, 34, 39, 42, 44, 45, 47, 61–3, 65, 88, 91, 97. 107, 125, 139, 140, 160; 4. 39, 41–3, 47, 152, 159, 165–8, 180, 186, 200, 203–5; 7. 2, 4, 5, 7, 8, 20, 69, 89. *Αἰγυπτίη χώρη* 1. 193. *Αἰγύπτιοι* 1. 77, 153, 182; 2. 2 et passim; 3. 1, 2, 10–16, 24, 27–30, 32, 64, 129, 132; 4. 42, 44, 141, 159, 167, 168, 186; 6. 6, 53–5, 60; 7. 1, 4, 25, 34, 89, 97; 8. 17, 68 γ, 100; 9. 32. *Αἰγύπτιον πεδίον* 2. 75, 158. *πέλαγος* 2. 113. *Αἰγύπτιος νομός* 3. 91
Αἴγυπτος ἥρως 2. 43, 182
Ἅιδης 2. 122
Αἰθίοπες 2. 22, 29, 30, 42, 100, 104, 137, 139, 140; 3. 17, 20–3, 25, 26, 30, 94, 97, 101; 4. 197; 7. 9, 18, 65, 69, 70; 9. 32. *Τρωγοδύται* 4. 183. *Αἰθιοπίη* 2. 11, 12, 28, 30, 110, 139, 146, 161; 3. 114; 7. 90. *Αἰθιοπικὸς λίθος* 2. 86, 127, 134, 176
Αἷμος 4. 49
Αἴνεια 7. 123
Αἰνησίδημος 7. 154, 165
Αἰνιῆνες v. *Ἐνιῆνες*
Αἶνος 4. 90; 7. 58
Αἴνυρα 6. 47
Αἰολέες 1. 6, 26, 28, 141, 149, 150, 152, 171; 2. 1, 178; 3. 1, 90; 4. 89, 138; 5. 94, 122, 123; 6. 8, 28, 98; 7. 9 α, 95; 9. 115. *Αἰολὶς (γῆ)* 5. 123; 7. 176. *Αἰολίδες πόλιες* 1. 149–51; 7. 58, 194
Αἴολος 7. 197
Αἶσα 7. 123
Αἰσανίας 4. 150
Αἰσχίνης 6. 100
Αἰσχραῖος 8. 11
Αἰσχριωνίη φυλή 3. 26
Αἰσχύλος 2. 156
Αἴσωπος 2. 134
Αἰτωλοί 6. 127; 8. 73. *Αἰτωλὶς χώρη* 6. 127
Ἄκανθος 6. 44; 7. 115–17, 121, 124. *Ἀκάνθιοι* 7. 22, 116, 117
Ἀκαρνανίη 2. 10; 7. 126
Ἀκήρατος 8. 37

Ἄκης 3. 117
Ἀκραγαντῖνοι 7. 165, 170
Ἀκραιφίη 8. 135
Ἀκρίσιος 6. 53, 54
Ἀκρόθῳον 7. 22
Ἀλάβανδα πόλις Καρίης 7. 195
Ἀλάβανδα πόλις Φρυγίης 8. 136
Ἀλάζειρ 4. 164
Ἀλαζόνες v. Ἀλιζῶνες
Ἀλαλίη 1. 165, 166
Ἀλαρόδιοι 3. 94; 7. 79
Ἀλέη v. Ἀθηναίη
Ἀλέξανδρος ὁ Ἀμύντεω 5. 17, 19–22; 7. 173, 175; 8. 34, 121, 136, 137, 139–44; 9. 1, 4, 8, 44–6
Ἀλέξανδρος ὁ Πριάμου 1. 3; 2. 113, 115–18, 120
Ἀλευάδαι 7. 6, 172
Ἀλεύεω παῖδες 7. 130; 9. 58
Ἀλήιον πεδίον 6. 95
Ἀλιάκμων 7. 127
Ἁλιέες 7. 137
Ἀλιζῶνες 4. 17, 52
Ἁλικαρνησσός 1. 144, 175; 2. 178; 7. 99; 8. 104 . Ἁλικαρνησσέες 3. 4, 7; 7. 99
Ἀλιλάτ 1. 131; 3. 8
Ἀλκαῖος ὁ Ἡρακλέος 1. 7
Ἀλκαῖος ποιητής 5. 95
Ἀλκαμένης 7. 204
Ἀλκείδης 6. 61
Ἀλκέτης 8. 139
Ἀλκήνωρ 1. 82
Ἀλκιβιάδης 8. 17
Ἀλκίμαχος 6. 101
Ἀλκμέων 1. 59; 6. 125, 127, 130
Ἀλκμεωνίδαι 1. 61, 64; 5. 62, 66, 70, 71, 90; 6. 115, 121, 123, 125, 131
Ἀλκμήνη 2. 43, 145
Ἄλκων 6. 127
Ἄλος 7. 173, 197
Ἀλπηνοί 7. 176, 229
Ἀλπηνός 7. 216
Ἄλπις 4. 49
Ἀλυάττης 1. 6, 16, 18–22, 25, 26, 47, 73, 74, 92, 93; 3. 48; 8. 35
Ἅλυς 1. 6, 28, 72, 75, 103, 130; 5. 52, 102; 7. 26
Ἀλφεός 7. 227
Ἀλωπεκαί 5. 63
Ἀμαζόνες 4. 110, 112–15, 117
Ἀμαζονίδες 9. 27
Ἀμαθοῦς 5. 105, 114. Ἀμαθούσιοι 5. 104, 108, 114, 115
Ἄμασις Αἰγύπτου βασιλεύς 1. 30, 77; 2. 43, 134, 145, 154, 162, 169, 172, 174–8, 180–2; 3. 1, 2, 4, 10, 14, 16, 39–41, 43, 47, 125
Ἄμασις Περσέων στρατηγός 4. 167, 201, 203
Ἀμεινίης 8. 84, 93
Ἀμεινοκλέης 7. 190
Ἄμηστρις 7. 61, 114; 9. 109, 110, 112
Ἀμίαντος 6. 127
Ἀμίλκας 7. 165–7
Ἄμμων 1. 46; 2. 18, 32, 55
Ἀμμώνιοι 2. 32, 42; 3. 17, 25, 26; 4. 181, 182
Ἀμομφάρετος 9. 53–7, 71, 85
Ἀμόργης 5. 121
Ἀμοῦν 2. 42
Ἄμπελος 7. 122
Ἄμπη 6. 20
Ἀμπρακιῶται 8. 45, 47; 9. 28, 31
Ἀμυθέων 2. 49
Ἀμύντης ὁ Ἀλκέτεω 5. 17–20, 94; 7. 173; 8. 136, 139, 140 α; 9. 44
Ἀμύντης ὁ Βουβάρεω 8. 136
Ἀμύργιοι 7. 64
Ἄμυρις 6. 127
Ἀμυρταῖος 2. 140; 3. 15
Ἀμφιάρεως 1. 46, 49, 52, 92; 3. 91; 8. 134
Ἀμφίκαια 8. 33
Ἀμφικράτης 3. 59
Ἀμφικτύονες 2. 180; 5. 62; 7. 200, 213, 228
Ἀμφικτύων 7. 200
Ἀμφίλοχος 3. 91; 7. 91
Ἀμφίλυτος 1. 62
Ἀμφίμνηστος 6. 127
Ἄμφισσα 8. 32, 36

Ἀμφιτρύων 2. 43, 44, 146; 5. 59; 6. 53
Ἀμφίων 5. 92 *β*
Ἀναγυράσιος Εὐμένης 8. 93
Ἀνακρέων 3. 121
Ἀνακτόριοι 9. 28, 31
Ἀναξανδρίδης ὁ Θεοπόμπου 8. 131
Ἀναξανδρίδης ὁ Λέοντος 1. 67; 3. 148; 5. 39, 40, 42, 64; 6. 50, 108; 7. 148, 158, 204, 205; 8. 71; 9. 10, 64
Ἀνάξανδρος 7. 204
Ἀναξίλεως ὁ Ἀρχιδήμου 8. 131
Ἀναξίλεως ὁ Κρητίνεω 6. 23; 7. 165, 170
Ἄναυα 7. 30
Ἀνάφης 7. 62
Ἀνάφλυστος 4. 99
Ἀνάχαρσις 4. 46, 76
Ἀνδρέης 6. 126
Ἀνδρόβουλος 7. 141
Ἀνδροδάμας 8. 85; 9. 90
Ἀνδροκράτης 9. 25
Ἀνδρομέδη 7. 61, 150
Ἄνδρος 4. 33; 5. 31; 8. 108, 111, 112, 121. *Ἄνδριοι* 8. 66, 111
Ἀνδροφάγοι 4. 18, 100, 102, 106, 119, 125
Ἀνήριστος ὁ Σπερθίεω 7. 137
Ἀνήριστος ὁ Σπερθίεω πατήρ 7. 134
Ἀνθεμοῦς 5. 94
Ἀνθήλη κώμη 7. 200. *Ἀνθήλη πόλις* 7. 176
Ἄνθυλλα 2. 97, 98
Ἄννων 7. 165
Ἀνόπαια 7. 216
Ἀνταγόρης 9. 76
Ἄντανδρος 5. 26; 7. 42
Ἀντίδωρος 8. 11
Ἀντικύρη 7. 198, 213
Ἀντίοχος 9. 33
Ἀντίπατρος 7. 118
Ἀντίφημος 7. 153
Ἀντιχάρης 5. 43
Ἄνυσις βασιλεύς 2. 137
Ἄνυσις πόλις 2. 137
Ἄνυσος 7. 98
Ἀνύτιος νομός 2. 166
Ἄξιος 7. 123, 124
Ἀπαρύται 3. 91
Ἀπατούρια 1. 147
Ἀπί 4. 59
Ἀπιδανός 7. 129
Ἆπις θεός 2. 153; 3. 27–9, 33, 64
Ἆπις πόλις 2. 18
Ἀπολλοφάνης 6. 26
Ἀπόλλων 1. 69, 87; 2. 83, 144, 155, 156, 159, 178; 3. 52; 4. 15, 59, 155, 158; 6. 57, 80, 118; 7. 26; 8. 33. *Ἰσμήνιος* 1. 52, 92; 5. 59–61; 8. 134. *Λοξίης* 1. 91; 4. 163. *Πτῷος* 8. 135. *Τριόπιος* 1. 144. *Φοῖβος* 4. 155. v. *Γοιτόσυρος*, *Ὧρος*
Ἀπολλωνίη ἡ ἐν τῷ Εὐξείνῳ πόντῳ 4. 90, 93
Ἀπολλωνίη ἡ ἐν τῷ Ἰονίῳ κόλπῳ 9. 92–4. *Ἀπολλωνιῆται* 9. 92–4
Ἀπρίης 2. 161–3, 169, 172; 3. 1; 4. 159
Ἀράβιοι 1. 131, 198; 2. 30, 75, 141; 3. 4, 7, 8, 9, 88, 91, 97, 107–12; 7. 69, 86, 87, 184. *Ἀραβίη* (*χώρη*) 2. 8, 11, 12, 15, 73, 75, 158; 3. 9, 107, 109, 113; 4. 39. *Ἀράβιον ὄρος* 2. 8, 124. *χωρίον* 2. 19. *Ἀράβιος κόλπος* 2. 11, 102, 158, 159; 4. 39, 42, 43
Ἀράδιοι 7. 98
Ἀράξης 1. 201, 202, 205, 209–11, 216; 3. 36; 4. 11, 40
Ἄραρος 4. 48
Ἀργάδης 5. 66
Ἀργαῖος 8. 139
Ἀργανθώνιος 1. 163, 165
Ἀργείη 6. 52
Ἀργη 4. 35
Ἄργιλος 7. 115
Ἀργίμπασα 4. 59
Ἀργιόπιον 9. 57
Ἀργιππαῖοι 4. 23
Ἄργος πόλις 1. 1, 5, 82; 5. 67; 6. 76, 80, 82, 83; 7. 145, 148, 150–2; 8. 137, 138; 9. 34. *Ἀργεῖοι* 1. 31, 61, 82; 3. 131; 5. 49, 57, 61, 67, 68, 86–8,

113; 6. 19, 75–8, 83, 84, 92, 127; 7. 148–53; 8. 73; 9. 12, 27, 34, 35. Ἀργεῖαι 1. 31; 12. 134; 5. 94. Ἀργολὶς (χώρη) 1. 82; 6. 92
Ἄργου ἱρόν 6. 75, 78, 80, 82
Ἀργώ 4. 145, 179; 7. 193
Ἀρδέρικκα κώμη Ἀσσυρίης 1. 185
Ἀρδέρικκα σταθμὸς Κισσίης 6. 119
Ἄρδυς 1. 15, 16, 18
Ἄρειοι 3. 93
Ἀρήιος πάγος 8. 52
Ἄρης 2. 59, 63, 83; 4. 59, 62; 5. 7; 7. 75, 76, 140; 8. 77
Ἀριαβίγνης 7. 97; 8. 89
Ἀρίαζος 7. 82
Ἀριάντας 4. 81
Ἀριαπείθης 4. 76, 78
Ἀριαράμνης Πέρσης 8. 90
Ἀριαράμνης ὁ Τεΐσπεος 7. 11
Ἀρίδωλις 7. 195
Ἀριζαντοί 1. 101
Ἀριμάσπεα ἔπεα 4. 14
Ἀριμασποί 3. 116; 4. 13, 27
Ἀρίμνηστος Πλαταιεύς 9. 72
Ἄριοι 7. 62, 66
Ἀριόμαρδος ὁ Ἀρταβάνου 7. 67
Ἀριόμαρδος ὁ Δαρείου 7. 78
Ἀρίσβα 1. 151
Ἀρισταγόρης ὁ Ἡγησιστράτου πατήρ 9. 90
Ἀρισταγόρης Κυζικηνός 4. 138
Ἀρισταγόρης Κυμαῖος 4. 138; 5. 37
Ἀρισταγόρης ὁ Μολπαγόρεω 5. 30–8, 49–51, 54, 55, 65, 97–9, 103, 105, 124, 126; 6. 1, 5, 9, 13; 7. 8 β
Ἀριστέας 7. 137
Ἀριστέης 4. 13–16
Ἀριστείδης 8. 79, 81, 95; 9. 28
Ἀριστογείτων 5. 55; 6. 109, 123
Ἀριστόδημος ὁ Ἀριστομάχου 4. 147; 6. 52; 7. 204; 8. 131
Ἀριστόδημος Σπαρτιήτης 7. 229–31; 9. 71
Ἀριστόδικος 1. 158, 159
Ἀριστοκράτης 6. 73
Ἀριστόκυπρος 5. 113
Ἀριστολαΐδης 1. 59
Ἀριστόμαχος 6. 52; 7. 204; 8. 131
Ἀριστονίκη 7. 140
Ἀριστόφαντος 6. 66
Ἀριστοφιλίδης 3. 136
Ἀρίστων Βυζάντιος 4. 138
Ἀρίστων Σπάρτης βασιλεύς 1. 67; 5. 75; 6. 51, 61–6, 68, 69; 7. 3, 101, 209, 239
Ἀριστώνυμος 6. 126
Ἀρίφρων 6. 131, 136; 7. 33; 8. 131
Ἀρίων 1. 23, 24
Ἀρκάδες 1. 66; 2. 171; 4. 161; 5. 49; 6. 74; 7. 170, 202; 8. 72, 73; 9. 27, 28, 35. Πελασγοί 1. 146. Ἀρκαδίη 1. 66, 67; 6. 74, 83, 127; 7. 90, 202; 8. 26
Ἀρκεσίλεῳ Κυρήνης βασιλέες 4. 163
Ἀρκεσίλεως ὁ Βάττου 4. 159, 160
Ἀρκεσίλεως ὁ Βάττου 2. 181; 4. 160, 161
Ἀρκεσίλεως ὁ Βάττου 4. 162–5, 167, 200
Ἀρμαμίθρης 7. 88
Ἀρματίδης 7. 227
Ἀρμένιοι 1. 180, 194; 3. 93; 5. 49, 52; 7. 73. Ἀρμενίη 5. 52. Ἀρμένιον ὄρος 1. 72
Ἁρμόδιος 5. 55; 6. 109, 123
Ἁρμοκύδης 9. 17
Ἅρπαγος Μῆδος 1. 80, 108–13, 117–20, 123, 127, 129, 1.62, 164, 165, 168, 169, 171, 174–7
Ἅρπαγος Πέρσης 6. 28, 30
Ἀρπόξαϊς 4. 5, 6
Ἀρσαμένης 7. 68
Ἀρσάμης ὁ Ἀριαράμνεω 1. 209; 7. 11, 224
Ἀρσάμης ὁ Δαρείου 7. 68, 69
Ἀρταβαζάνης 7. 2, 3
Ἀρτάβαζος Πέρσης 1. 192
Ἀρτάβαζος ὁ Φαρνάκεος 7. 66; 8. 126–9; 9. 41, 42, 58, 66, 70, 77, 89

Ἀρτάβανος 4. 83, 143; 7. 10–12, 15–18, 46, 47, 50–3, 66, 75, 82; 8. 26, 54
Ἀρταβάτης 7. 65
Ἀρταῖοι 7. 61
Ἀρταῖος ὁ Ἀζάνεος πατήρ 7. 66
Ἀρταῖος ὁ Ἀρταχαίεω πατήρ 7. 22
Ἀρτάκη 4. 14; 6. 33
Ἀρτάνης ποταμός 4. 49
Ἀρτάνης ὁ Ὑστάσπεος 7. 224
Ἀρταΰκτης 7. 33, 78; 9. 116, 118–20, 122
Ἀρταΰντη 9. 108, 109
Ἀρταΰντης ὁ Ἀρταχαίεω 8. 130; 9. 102, 107
Ἀρταΰντης ὁ Ἰθαμίτρεω 7. 67
Ἀρταφέρνης ὁ Ἀρταφέρνεος 6. 94, 119; 7. 8β, 10 β, 74
Ἀρταφέρνης ὁ Ὑστάσπεος 5. 25, 30–3, 35, 73, 96, 100, 123; 6. 1, 4, 30, 42
Ἀρταχαίης ὁ Ἀρταίου 7. 22, 117
Ἀρταχαίης ὁ Ἀρταΰντεω πατήρ 8. 130
Ἀρταχαίης ὁ Ὀτάσπεος πατήρ 7. 63
Ἀρτεμβάρης ὁ Ἀρταΰκτεω προπάτωρ 9. 122
Ἀρτεμβάρης Μῆδος 1. 114–16
Ἄρτεμις 1. 26; 2. 59, 83, 137, 155, 156; 3. 48; 5. 7; 6. 138; 7. 176; 8. 177. *βασιληίη* 4. 33. *Ὀρθωσίη* 4. 87. *Παρθένος* 4. 103. *Ἀρτεμίσιον* 4. 34, 35. v. *Βούβαστις*
Ἀρτεμισίη 7. 99; 8. 68, 69, 87, 88, 93, 101, 103, 107
Ἀρτεμίσιον 7. 175–7, 183, 192, 194, 195; 8. 2, 4–6, 8, 11, 14, 16, 21–3, 40, 42, 43, 45, 46, 66, 76, 82; {9. 98}
Ἀρτησκός 4. 92
Ἀρτοζώστρη 6. 43
Ἀρτόντης ὁ Βαγαίου πατήρ 3. 128
Ἀρτόντης ὁ Μαρδονίου 9. 84
Ἀρτοξέρξης 6. 98; 7. 106, 151, 152
Ἀρτόχμης 7. 73
Ἀρτύβιος 5. 108, 110–12
Ἀρτυστώνη 3. 88; 7. 69, 72
Ἀρτύφιος 7. 66, 67
Ἀρυάνδης 4. 165–7, 200, 203. *Ἀρυανδικὸν ἀργύριον* 4. 166
Ἀρύηνις 1. 74
Ἄρχανδρος 2. 98
Ἀρχάνδρου πόλις 2. 97, 98
Ἀρχέλαοι 5. 68
Ἀρχέλεως 7. 204
Ἀρχεστρατίδης 9. 90
Ἀρχίδημος ὁ Ἀναξανδρίδεω 8. 131
Ἀρχίδημος ὁ Ζευξιδήμου 6. 71
Ἀρχιδίκη 2. 135
Ἀρχίης ὁ Σαμίου 3. 55
Ἀρχίης ὁ Σαμίου πατήρ 3. 55
Ἀρχίλοχος ὁ Πάριος 1. 1.2
Ἀσβύσται 4. 170, 171
Ἀσιὰς φυλή 4. 45
Ἀσίη 1. 4, 6, 15, 16, 27, 72, 79, 95, 102–4, 106–8, 130, 173, 177, 192, 209; 2. 16, 17, 103; 3. 56, 67, 88, 90, 94, 96, 98, 115, 117, 137, 138; 4. {1}, 4, 11, 12, 36, 37, 40–2, 44, 45, 143, 198; 5. 12, 15, 17, 30, 49, 50, 96, 97, 119; 6. 24, 43, 45, 58, 70, 116, 118, 119; 7. 1, 9 γ, 11, 20, 21, 22, 25, 33, 70, 73, 75, 93, 107, 126, 130, 135, 137, 145, 146, 157, 174, 184, 185; 8. 109, 118, 119, 126, 130, 136; 9. 90, 11.6, 122
Ἀσίη ἡ Προμηθέος γυνή 4. 45
Ἀσίης 4. 45
Ἀσίνη 8. 73
Ἀσκάλων 1. 105
Ἀσμάχ 2. 30
Ἀσπαθίνης 3. 70, 78; 7. 97
Ἄσσα 7. 122
Ἀσσησίη v. *Ἀθηναίη*
Ἀσσησός 1. 19, 22
Ἀσσύριοι 1. 95, 102, 103, 106, 131, 178, 188, 193, 194; 199; 2. 17, 141, 150; 3. 155; 6. 54; 7. 9, 63. *Ἀσσυρίη* 1. 178, 185, 192; 2. 17; 3. 92; 4. 39
Ἀστακός 5. 67
Ἀστήρ 5. 63

Ἀcτράβακοc 6. 69
Ἀcτυάγηc 1. 46, 73–5, 91, 107–12, 114–30, 162; 3. 62; 7. 8α
Ἄcυχιc 2. 136
Ἀcτωνίδηc 7. 181
Ἀcώπιοι 9. 15
Ἀcωπόδωροc 9. 69
Ἀcωπὸc ποταμὸc τῆc Βοιωτίηc 5. 80; 6. 108; 9. 15, 19, 31, 36, 38, 40, 43, 49, 51, 59
Ἀcωπὸc ποταμὸc τῆc Τρηχινίηc 7. 199, 200, 216, 217
Ἀτάραντεc 4. 184
Ἀτάρβηχιc 2. 41
Ἀταρνεύc 1. 160; 6. 28; 7. 42; 8. 106. Ἀταρνεῖτιc χώρη 6. 29
Ἄτλαντεc 4. 184, 185
Ἀτλαντὶc θάλαccα 1. 202
Ἄτλαc ὄροc 4. 184
Ἄτλαc ποταμόc 4. 49
Ἄτοccα 3. 68, 88, 133, 134; 7. 2, 3, 64, 82
Ἀτραμύττειον 7. 42
Ἀτρεῖδαι 7. 20
Ἀτταγῖνοc 9. 15, 16, 86, 88
Ἀττική 1. 62 et passim; Ἀττικὸν ἔθνοc 1. 57, 59. γένοc 5. 91
Ἄτυc ὁ Κροίcου 1. 34
Ἄτυc ὁ Μάνεω 1. 7, 94; 7. 74
Ἄτυc ὁ Πυθίου πατήρ 7. 27
Αὔγιλα 4. 172, 182–3
Αὐξηcίη 5. 82, 83
Αὖραc 4. 49
Αὐcέεc 4. 180, 191
Αὐcχίcαι 4. 171, 172
Αὐτεcίων 4. 147; 6. 52
Αὐτόδικοc 9. 85
Αὐτόνοοc 8. 39
Αὐχάται 4. 6
Ἀφέται 7. 193, 196; 8. 4, 6–8, 11, 12, 14
Ἀφθίτηc νομόc 2. 166
Ἄφιδναι 9. 73
Ἀφροδιcιὰc νῆcοc 4. 169
Ἀφροδίτη 1. 131, 199; 2. 41, 181; 3. 8; 4. 67. ξείνη 2. 112. οὐρανίη 1. 105, (131; 3. 8); 4. 59. v. Ἀλιλάτ, Ἀργίμπαcα, Μίτρα, Μύλιττα
Ἄφυτιc 7. 123
Ἀχαιμένηc ὁ Δαρείου 3. 12; 7. 7, 97, 236, 237
Ἀχαιμένηc ὁ Τείcπεοc πατήρ 3. 75; 7. 11
Ἀχαιμενίδαι 1. 125, 209; 3. 2, 65; 4. 43; 5. 32; 7. 62, 117
Ἀχαιοί 1. 145, 146; 2. 120; 5. 72; 8. 47; 9. 26. οἱ Φθιῶται 7. 132, 185, 197. Ἀχαιίη 7. 94, 173, 196–8; 8. 36. Ἀχαιϊκὸν ἔθνοc 8. 73
Ἀχαιόc 2. 98
Ἀχελῷοc 2. 10; 7. 126
Ἀχέρων 5. 92 η; 8. 47
Ἀχιλλήιον 5. 94
Ἀχιλλήιοc δρόμοc 4. 55, 76
Ἀψίνθιοι 6. 34, 36, 37; 9. 119

Βαβυλών 1. 153, 178–80, 183–5, 187, 189–92, 194; 3. 92, 151, 153–5, 159, 160; 4. 1; 7. 62. Βαβυλωνίη (χώρη) 1. 106, 192, 193; 4. 198. μοίρη τῆc Ἀccυρίηc 1. 106. Βαβυλώνιοι 1. 77, 186, 190–2, 196, 199, 200; 2. 109; 3. 150–2, 155–9. Βαβυλώνιον ἄcτυ 1. 178. ἀργύριον 3. 95. τάλαντον 3. 89. Βαβυλώνιοc cταθμόc 3. 89
Βαγαῖοc ὁ Ἀρτόντεω 3. 128
Βαγαῖοc ὁ Μαρδόντεω πατήρ 7. 80; 8. 130
Βάδρηc Παcαργάδηc 4. 167, 203
Βάδρηc ὁ Ὑcτάνεοc 7. 77
Βάκαλεc 4. 171
Βάκιc 8. 20, {77, 96}; 9. 43
Βάκτρα 6. 9; 9. 113. Βάκτριοι 3. 102; 7. 64, 66, 86; 8. 113; 9. 31, 113. Βακτριανοί 3. 92. Βακτρίη χώρη 4. 204. Βάκτριον ἔθνοc 1. 153. Βάκτριοc νομόc 9. 113
Βάκχειοc v. Διόνυcοc
Βακχιάδαι 5. 92 β
Βακχικά 2. 81
Βάρκη κώμη 4. 204

Βάρκη πόλις 3. 91; 4. 160, 165, 167, 171, 200, 203. *Βαρκαίη* 4. 171. *Βαρκαῖοι* 3. 13; 4. 164, 167, 186, 200–5
Βασιληΐδης 8. 132
Βασσάκης 7. 75
Βαττιάδαι 4. 202
Βάττοι Κυρήνης βασιλέες 4. 163
Βάττος ὁ Πολυμνήστου 4. 150, 153–7, 159
Βάττος ὁ Ἀρκεσίλεω ὁ εὐδαίμων 2. 181; 4. 159, 160
Βάττος ὁ Ἀρκεσίλεω 4. 161, 162, 163, 205
Βελβινίτης 8. 125
Βέρμιον ὄρος 8. 138
Βηλίδες πύλαι 3. 155, 158
Βῆλος θεός 1. 181; 3. 158
Βῆλος ὁ Ἀλκαίου 1. 7; 7. 61
Βησσοί 7. 111
Βίας ὁ Μελάμποδος ἀδελφεός 9. 34
Βίας Πριηνεύς 1. 27, 170
Βιθυνοὶ Θρήικες 1. 28; 7. 75
Βισάλται 8. 116. *Βισαλτίη* 7. 115
Βισάλτης 6. 26
Βισάνθη 7. 137
Βίστονες 7. 110
Βιστονὶς λίμνη 7. 109
Βίτων 1. 31
Βόγης 7. 107, 113
Βοιβηὶς λίμνη 7. 129
Βοιωτοί 1. 92; 5. 57, 59, 61, 74, 77, 81, 89, 91; 6. 34, 108; 7. 132, 202; 8. 34, 38, 50, 66, 113; 9. 2, 31, 39, 46, 47, 67, 68, 100. *Βοιωτίη* (*χώρη*) 2. 49; 5. 57; 8. 40, 44, 144; 9. 6, 7 *β*, 17, 19, 24, 87
Βολβίτινον στόμα Νείλου 2. 17
Βορῆς 7. 189
Βορυσθένης πόλις 4. 78. *Βορυσθενεῖται* 4. 17, 18, 53, 78, 79. *Βορυσθένης ποταμός* 4. 5, 17, 18, 24, 47, 53, 54, 56, 71, 81, 101
Βόσπορος Θρηίκιος 4. 83, 85–9, 118; 7. 10 *γ*, 20
Βόσπορος Κιμμέριος 4. 12, 28, 100
Βοττιαιίς (*γῆ*) 7. 123, 127
Βοττιαῖοι 7. 185; 8. 127
Βουβάρης 5. 21; 7. 22; 8. 136
Βούβαστις (*Ἄρτεμις*) 2. 137, 156
Βούβαστις πόλις 2. 59, 60, 67, 137, 154, 158, 166
Βουβαστίτης νομός 2. 166
Βουδῖνοι 4. 21, 22, 102, 105, 108, 109, 119, 120, 122, 123, 136
Βούδιοι 1. 101
Βουκολικὸν στόμα Νείλου 2. 17
Βοῦλις 7. 134, 137
Βοῦρα 1. 145
Βοῦσαι 1. 101
Βούσιρις 2. 59, 61
Βουσιρίτης νομός 2. 165
Βουτακίδης 5. 47
Βουτώ 2. 59, 63, 67, 75, 83, 111, 133, 152, 155, 156; 3. 64
Βραγχίδαι 1. 46, 92, 157, 158, 159; 2. 159; 5. 36
Βραυρών 4. 145; 6. 138
Βρεντέσιον 4. 99
Βριαντικὴ χώρη 7. 108
Βρίγες 7. 73
Βρόγγος 4. 49
Βρύγοι 6. 45; 7. 185
Βυβασσίη 1. 174
Βυζάντιον 4. 87, 144; 5. 103; 6. 5, 26, 33; 9. 89. *Βυζάντιοι* 4. 87, 144; 5. 26; 6. 33

Γάδειρα v. *Γήδειρα*
Γαίσων 9. 97
Γαληψός 7. 122
Γαλλαϊκή 7. 108
Γαμφάσαντες 4. 174
Γανδάριοι 3. 91; 7. 66
Γαράμαντες 4. 183, 184
Γαργαφίη κρήνη 9. 25, 49, 51, 52
Γαυάνης 8. 137
Γεβελέϊζις 4. 94
Γελέων 5. 66
Γέλη 6. 23; 7. 153, 154, 156
Γελῷοι 7. 153, 155, 156

Γέλων 7. 145, 153–6, 158–66, 168
Γελωνοί 4. 102, 108, 109, 120, 136
Γελωνὸς ὁ Ἡρακλέος 4. 10
Γελωνὸς πόλις 4. 108
Γεραιστός 8. 7; 9. 105
Γέργιθες 5. 122; 7. 43
Γέργις 7. 82, 121
Γερμάνιοι 1. 125
Γέρρος ποταμός 4. 19, 20, 47, 56
Γέρρος χῶρος 4. 53, 56. *Γέρροι* 4. 71
Γέται 4. 93, 96, 118; 5. 3, 4
Γεφυραῖοι 5. 55, 57, 58, 61, 62
Γῆ 4. 59. v. *Ἀπί*
Γήδειρα 4. 8
Γηρυόνης 4. 8
Γίγωνος 7. 123
Γιλιγάμαι 4. 169, 170
Γίλλος 3. 138
Γινδᾶνες 4. 176, 177
Γλαῦκος ὁ Ἐπικύδεος 6. 86 *β*
Γλαῦκος ὁ Ἱππολόχου 1. 147
Γλαῦκος Χῖος 1. 25
Γλαύκων 9. 75
Γλίσας 9. 43
Γνοῦρος 4. 76
Γοιτόσυρος 4. 59
Γόννος 7. 128, 173
Γόργος 5. 104, 115; 7. 98; 8. 2
Γοργώ 2. 91
Γοργὼ ἡ Κλεομένεος 5. 48, 51; 7. 239
Γορδίης ὁ Μίδεω 1. 35, 45
Γορδίης ὁ Μίδεω πατήρ 1. 14; 8. 138
Γρῖννος 4. 150
Γρύνεια 1. 149
Γυγαίη ἡ Ἀμύντεω 5. 21; 8. 136
Γυγαίη λίμνη 1. 93
Γύγης ὁ Δασκύλου 1. 8–15. *Γυγάδας χρυσός* 1. 14
Γύγης ὁ Μύρσου πατήρ 3. 122; 5. 121
Γύζαντες 4. 194
Γύνδης 1. 189, 190, 202; 5. 52
Γωβρύης ὁ Δαρείου 7. 72
Γωβρύης ὁ Μαρδονίου πατήρ 3. 70, 73, 78; 4. 132, 134; 6. 43; 7. 2, 5, 10 *η*, 82, 97; 9. 41

Δαδίκαι 3. 91; 7. 66
Δαίδαλος 7. 170
Δαμασίθυμος Καλυνδέων βασιλεύς 8. 87
Δαμασίθυμος ὁ Κανδαύλεω 7. 98
Δάμασος 6. 127
Δαμίη 5. 82, 83
Δανάη 2. 91; 6. 53; 7. 61, 150
Δαναός 2. 91, 98, 171, 182; 7. 94
Δάοι 1. 125
Δαρδανέες 1. 189
Δάρδανος 7. 169; (*πόλις*) 5. 117; 7. 43
Δαρεῖος ὁ Ξέρξεω 9. 108
Δαρεῖος ὁ Ὑστάσπεος 1. 130, 183, 187, 209, 210; 2. 110, 158; 3. 12, 38, 70–3, 76–8, 82, 85–90, 95, 96, 101, 119, 126–30, 132–5, 137–41, 147, 151, 152, 154–60; 4. 1, 4, 7, 39, 43, 44, 46, 83–5, 87–9, 91–3, 97, 98, 102, 105, 121, 124–6, 128, 129, 131–7, 141, 143, 166, 167, 204; 5. 1, 2, 11–14, 17, 18, 23–5, 27, 30, 32, 36, 37, 65, 73, 96, 98, 103, 105–8, 116, 124; 6. 1–3, 9, {13}, 20, 24, 25, 30, 40, 41, 43, 46, 48, 49, 70, 84, 94, 95, 98, 101, 119; 7. 1–5, 7–8 *β*, 10 *α*, 11, 14, 18, 20, 27, 32, 52, 59, 64, 68, 69, 72, 73, 78, 82, 97, 105, 106, 133. 134, 186, 194, 224; 8. 89; 9. 107, 108, 111
Δαρεῖται 3. 92
Δασκύλειον 3. 120, 126; 6. 33
Δάσκυλος 1. 8
Δᾶτις 6. 94, 97, 98, 118; 7. 8 *β*, 10 *β*, 74, 88
Δάτον 9. 75
Δαυλίων πόλις 8. 35
Δαυρίσης 5. 116–18, 121, 122
Δάφναι Πηλούσιαι 2. 30, 107
Δάφνις 4. 138
Δεινομένης 7. 145
Δεκελέη 9. 15, 73. *Δεκελέες* 9. 73·
Δέκελος 9. 73

Δέλτα 2. 13, 15–19, 41, 59, 97, 179
Δελφοί 1. 13, 14, 19, 20, 25, 31, 46, 47–52, 54, 55, 65–7, 85, 90, 92, 167, 174; 2. 134, 135, 180; 3. 57; 4. 15, 150, 155–7, 161–3, 179; 5. 42, 43, 62, 63, 67, 82, 89, 92 *β*; 6. 19, 27, 34, 35, 52, 57, 66, 70, 76, 86 *γ*, 125, 135, 139; 7. 111, 132, 139, 140, 148, 163, 165, 169, 239; 8. 27, 35, 82, 114, 121, 122; 9. 33, 42, 81, 93. *οἱ Δελφοί* 1. 14, 20; 7. 141, 178; 8. 36–9
Δερσαῖοι 7. 110
Δευκαλίων 1. 56
Δηιόκης 1. 16, 73, 96–9, 101–3
Δηίφονος 9. 92, 95
Δήλιον 6. 118
Δῆλος 1. 64; 2. 170; 4. 33–5; 6. 97–9, 118; 8. 132, 133; 9. 90, 96. *Δήλιοι* 4. 33, 34; 6. 97, 98, 118
Δημάρητος 5. 75; 6. 50, 51, 61–7, 70–5, 84; 7. 3, 101–4, 209, 234, 237, 239; 8. 65
Δημάρμενος ὁ Πρινητάδεω πατήρ 5. 41
Δημάρμενος ὁ Χίλωνος πατήρ 6. 65
Δημήτηρ 1. 193; 2. 59, 122, 123, 156, 171; 4. 53, 198; 6. 91, 134; 7. 141, 142. *Ἀμφικτυονίς* 7. 200. *Ἀχαιίη* 5. 61. *Ἐλευσινίη* 9. 57, 65, (69), 97, 101. *Δημήτριον* 9. 62, 101. *Μήτηρ* 8. 65. v. *Ἶσις*
Δημοκήδης 3. 125, 129–37
Δημόκριτος 8. 46
Δημόνοος 7. 195
Δημόφιλος 7. 222
Δημῶναξ 4. 161, 162
Δηρουσιαῖοι 1. 125
Διαδρόμης 7. 222
Διακτορίδης Κραννώνιος 6. 127
Διακτορίδης Σπαρτιήτης 6. 71
Δίδυμα 6. 19
Διηνέκης 7. 226
Διθύραμβος 7. 227
Δίκαια 7. 109
Δίκαιος 8. 65
Δίκη 8. 77
Δικτύνη 3. 59
Δινδυμήνη μήτηρ 1. 80
Διομήδης 2. 116
Δῖον 7. 22
Διονύσιος 6. 11, 12, 17
Διόνυσος 1. 150; 2. 29, 42, 47–9, 52, 123, 144–6, 156; 3. 8, 97, 111; 4. 87, 108; 5. 7, 67; 7. 111. *Βάκχειος* 4. 79. v. *Ὀροτάλτ*, *Ὄσιρις*
Διονυσοφάνης 9. 84
Διόσκουροι 2. 43, 50; 6. 127
Διπαιέες 9. 35
Δόβηρες 5. 16; 7. 113
Δόλογκοι 6. 34–6, 40
Δόλοπες 7. 132, 185
Δορίσκος 5. 98; 7. 25, 58, 59, 105, 106, 108, 121
Δόρυσσος 7. 204
Δούλη 1. 7
Δροπικοί 1. 125
Δρυμός 8. 33
Δρύοπες 1. 146; 8. 43, 46, 73. *Δρυοπίς* 1. 56; 8. 31
Δρυὸς κεφαλαί 9. 39
Δυμανᾶται 5. 68
Δύμη 1. 145
Δύρας 7. 198
Δύσωρον 5. 17
Δωδώνη 1. 46; 2. 52, 57; 9. 93. *Δωδωναῖοι* 2. 55, 57; 4. 33. *Δωδωνίδες ἱέρειαι* 2. 53
Δωριέες 1. 6, 28, 57, 139, 144, 171; 2. 171, 178; 5. 68, 72, 76; 6. 53, 55; 7. 9 *α*, 93, 95; 8. 31, 46, 48, 66, 73, 141. *Ἐπιδαύριοι* 1. 146; 8. 46. *Λακεδαιμόνιοι* 3. 56; 7. 102. *Δωρικὸν γένος* 1. 56. *ἔθνος* 1. 56; 7. 99; 8. 43, 45. *Δωρὶς* (*χώρη*) 8. 31, 32, 43
Δωριεὺς ὁ Ἀναξανδρίδεω 5. 41–8; 7. 158, 205
Δωριεὺς ὁ Εὐρυάνακτος πατήρ 9. 10
Δῶρος ὁ Ἕλληνος 1. 56
Δῶτος 7. 72

Ἔβρος 4. 90; 7. 59
Ἐγεσταῖοι 5. 46, 47; 7. 158
Ἐγχελέες 5. 61; 9. 43
Εἰλείθυια 4. 35
Ἑκαταῖος 2. 143; 5. 36, 125, 126; 6. 137
Ἑκατὸν νῆσοι 1. 151
Ἕκτωρ 2. 120
Ἐλαιοῦς 6. 140; 7. 22, 33; 9. 116, 120. *Ἐλαιούσιοι* 9. 120
Ἐλάτεια 8. 33
Ἐλβώ 2. 140
Ἑλένη 1. 3; 2. 112, 113, 115–20; 5. 94; 6. 61; 9. 73
Ἐλευσίς 1. 30; 5. 74–6; 6. 64, 75; 8. 65, 76, 85; 9. 19, 27, 65
Ἐλεφαντίνη 2. 9, 17, 18, 28–31, 69, 175; 3. 19, 20
Ἐλεώνιος 5. 43
Ἑλίκη 1. 145
Ἐλίσυκοι 7. 165
Ἑλλάς 1. 2; *γλῶσσα* 2. 56, 137, 143, 144, 154; 3. 131; 4. 78, 110, 155, 192; 6. 98; 8. 135; 9. 16. *Ἕλληνες* 1. 1; *ὁ Ἕλλην* 1. 69. *τὸ Ἑλληνικόν* 1. 4, 58; 7. 139, 145; 8. 144. *γένος* 1. 143. *ἔθνος* 1. 56, 60. *ἔθνεα* 9. 106. *οὔνομα* 3. 115. *Ἑλληνικὴ γλῶσσα* 4. 108. *θάλασσα* 5. 54. *Ἑλληνικαὶ πανηγύριες* 2. 58. *Ἑλληνικοὶ θεοί* 4. 108. *Ἑλλήνιοι θεοί* 5. 49, 92η. *Ἑλλήνιον τέμενος* 2. 178. *Ἑλληνὶς θάλασσα* 7. 28
Ἕλλη 7. 58
Ἕλλην ὁ Δώρου πατήρ 1. 56
Ἑλλησποντίης ἄνεμος 7. 188
Ἑλλήσποντος 1. 57; 4. 38, 76, 85, 86, 137, 138; 5. 11, 13, 14, 23, 33, 91, 103, 117, 122; 6. 5, 26, 33, 43, 95, 140; 7. 6, 8 β, 10 β, 33, 35, 36, 45, 54, 56, 58, 78, 106, 137, 147, 163; 8, 51, 87, 97, 107–11, 115, 117, 118, 120; 9. 66, 98, 101, 106, 114, 115
Ἑλλησπόντιοι 3. 90; 4. 89, 138, 144; 5. 1; 7. 56, 95
Ἑλλοπίη 8. 23
Ἕλωρος 7. 154
Ἐνάρεες {1. 105}; 4. 67
Ἐνετοί 1. 196; 5. 9
Ἐνιῆνες 7. 132, 185, 198
Ἐνιπεύς 7. 129
Ἐννεάκρουνος 6. 137
Ἐννέα Ὁδοί 7. 114
Ἐξαμπαῖος 4. 52, 81
Ἑορδοί 7. 185
Ἔπαφος 2. 38, 153; 3. 27, 28
Ἐπιάλτης 7. 213–15, 218, 223, 225
Ἐπίγονοι Ὁμήρου 4. 32
Ἐπιδάμνιοι 6. 127
Ἐπίδαυρος 3. 50, 52; 5. 83; 8. 46. *Ἐπιδαύριοι* 1. 146; 5. 82–4; 7. 99; 8. 1, 43, 72; 9. 28, 31
Ἐπιζεφύριοι Λοκροί 6. 23
Ἐπίζηλος 6. 117
Ἐπικυδείδης 6. 86 γ
Ἐπικύδης 6. 86 α
Ἔπιον 4. 148
Ἐπίστροφος 6. 127
Ἐρασῖνος 6. 76
Ἐρέτρια 1. 61, 62; 5. 57; 6. 43, 94, 98, 99, 102, 106, 107, 115, 127. *Ἐρετριέες* 5. 99, 102; 6. 100–2, 119; 8. 1, 46; 9. 28, 31. *Ἐρετρικὴ χώρη* 6. 101
Ἐρεχθεύς 5. 82; 7. 189; 8. 44, 55
Ἐρινεός 8. 43
Ἐρινύες 4. 149
Ἑρμέης 2. 51, 138, 145; 5. 7
Ἑρμέω πόλις 2. 67
Ἕρμιππος 6. 4
Ἑρμιών 8. 73. *Ἑρμιονέες* 3. 59; 8. 43, 72; 9. 28, 31
Ἑρμόλυκος 9. 105
Ἕρμος 1. 55, 80; 5. 101
Ἑρμότιμος 8. 104–6
Ἑρμοτύβιες 2. 164, 165, 168; 9. 32
Ἑρμόφαντος 5. 99
Ἔρξανδρος 4. 97; 5. 37
Ἕρπυς 9. 38
Ἐρύθεια νῆσος 4. 8
Ἐρυθραὶ πόλις Βοιωτίης 9. 15, 19, 22. *Ἐρυθραῖος χῶρος* 9. 25

Ἐρυθραὶ πόλις Ἰωνίης 1. 142.
Ἐρυθραῖοι 1. 18, 142; 6. 8
Ἐρυθρὴ βῶλος 2. 111
Ἐρυθρὴ θάλασσα 1. 1, 180, 189, 202; 2. 8, 11, 102, 158, 159; 3. 9, 30, 93; 4. 37, 39–42; 6. 20; 7. 80, 89
Ἔρυξ 5. 43. Ἐρυκίνη χώρη 5. 45
Ἐρυξώ 4. 160
Ἔρωχος 8. 33
Ἐτέαρχος Ἀμμωνίων βασιλεύς 2. 32, 33
Ἐτέαρχος Ὀαξοῦ βασιλεύς 4. 154
Ἐτεοκλέης 5. 61
Εὐαγόρης 6. 103
Εὐαίνετος 7. 173
Εὐαλκίδης 5. 102
Εὔβοια 1. 146; 4. 33; 5. 31, 77; 6. 100, 127; 7. 176, 183, 189; 8. 4–6, 8, 13, 14, 20. 68 α, 69, 86. Εὐβοέες 8. 4, 5, 19, 20. οἱ ἐν Σικελίῃ 7. 156. Εὐβοΐδες μνέαι 3. 89. Εὐβοϊκὰ ἄκρα 7. 192. Εὐβοϊκὸν ἀργύριον 3. 95. τάλαντον 3. 89, 95
Εὐέλθων 4. 169; 5. 104
Εὐεσπερίδες 4. 171, 204. Εὐεσπερῖται 4. 198
Εὐήνιος 9. 92–5
Εὔθοινος 9. 105
Εὐκλείδης 7. 155
Εὐμένης 8. 93
Εὔνομος 8. 131
Εὔξεινος Πόντος 1. 6, 72, 76, 110; 2. 33, 34; 3. 93; 4. 8, 10, 38, 46, 81, 85–7, 89, 90, 95, 99; 6. 26, 33; 7. 36, 55, 95, 147
Εὐπαλῖνος 3. 60
Εὔριπος 5. 77; 7. 173, 183; 8. 7, 15, 66
Εὐρυάναξ 9. 10, 53, 55
Εὐρυβάτης 6. 92; 9. 75
Εὐρυβιάδης 8. 2, 4, 5, 42, 49, 57–64, 74, 79, 108, 124
Εὐρυδάμη 6. 71
Εὐρύδημος 7. 213
Εὐρυκλείδης 8. 2, 42
Εὐρυκράτης 7. 204
Εὐρυκρατίδης 7. 204
Εὐρυλέων 5. 46
Εὐρύμαχος ὁ Λεοντιάδεω 7. 233
Εὐρύμαχος ὁ Λεοντιάδεω πατήρ 7. 205
Εὐρύπυλος 9. 58
Εὐρυσθένης 4. 147; 5. 39; 6. 51, 52; 7. 204
Εὐρυσθεύς 9. 26, 27
Εὔρυτος 7. 229
Εὐρυφῶν 8. 131
Εὐρωπεύς 8, 133, 135
Εὐρώπη 1. 4, 103, 209; 2. 16, 26, 33, 44, 103; 3. 96, 115, 116; 4. 36, 42, 45, 49, 89, 143, 198; 5. 1, 12; 6. 33, 43; 7. 5, 8–10, 20, 33, 50, 54, 56, 73, 126, 148, 172, 174, 185; 8. 51, 97, 108, 109; 9. 14. Εὐρωπήιοι 7. 73
Εὐρώπη ἡ Ἀγήνορος 1. 2, 173; 4. 45, 147
Εὐτυχίδης 9. 73
Εὐφημίδης 4. 150
Εὔφορβος 6. 101
Εὐφορίων Ἀζήν 6. 127
Εὐφορίων Ἀθηναῖος 2. 156; 6. 114
Εὐφρήτης 1. 180, 185, 186, 191, 193; 5. 52
Ἔφεσος 1. 92, 142; 2. 10, 148; 5. 54, 100, 102; 6. 84; 8. 103, 105, 107. Ἐφεσίη 2. 106; 5. 100; 6. 16. Ἐφέσιοι 1. 26, 147; 5. 100; 6. 16
Ἐχείδωρος 7. 124, 127
Ἐχεκράτης 5. 92 β
Ἔχεμος 9. 26
Ἐχέστρατος 7. 204
Ἐχινάδες νῆσοι 2. 10

Ζάβατος 5. 52
Ζάγκλη 6. 23, 25; 7. 164. Ζαγκλαῖοι 6. 22, 23; 7. 154
Ζάκυνθος 4. 195; 6. 70; 9. 37. Ζακύνθιοι 3. 59; 6. 70
Ζαύηκες 4. 193
Ζευξίδημος 6. 71
Ζεύς 1. 65, 89, 131, 174, 183, 207; 2. 13, 29, 42, 44, 55, 56, 74, 83, 116, 136, 143, 146, 178; 3. 25, 124, 125;

4. 5, 59, 127, 180; 5. 49, 105; 6. 67; 7. 8 γ, 40, 56, 61, 141, 220; 8. 115; 9. 122. ἀγοραῖος 5. 46. Ἐλευθέριος 3. 142. Ἑλλήνιος 9. 7 α. ἐπίστιος 1. 44. ἑρκεῖος 6. 68. ἑταιρήιος 1. 44. Θηβαιεύς 1. 182; 2. 42, 54, 56; 4. 181. καθάρσιος 1. 44. Κάριος 1. 171; 5. 66. Κρονίδης 8. 77. Λακεδαίμων 6. 56. Λαφύστιος 7. 197. Λυκαῖος 4. 203. Ὀλύμπιος 2. 7; 7. 141; 8. 116; 9. 81. οὐράνιος 6. 56. στράτιος 5. 119. v. Ἄμμων, Ἀμοῦν, Βῆλος, Παπαῖος
Ζώνη 7. 59
Ζώπυρος ὁ Μεγαβύξου 3. 153, 156–8, 160; 4. 43; 7. 82
Ζώπυρος ὁ Μεγαβύξου (ἄλλος) 3. 160
Ζωστήρ 8. 107

Ἥβη 9. 98
Ἡγήσανδρος 5. 125; 6. 137
Ἡγησικλέης 1. 65
Ἡγησίλεως ὁ Δορύσσου 7. 204
Ἡγησίλεως ὁ Ἱπποκρατίδεω 8. 131
Ἡγησιπύλη 6. 39
Ἡγησίστρατος ὁ Ἀρισταγόρεω 9. 90–2
Ἡγησίστρατος Ἠλεῖος 9. 37, 38, 41
Ἡγησίστρατος ὁ Πεισιστράτου 5. 94
Ἡγητορίδης 9. 76
Ἡγίης 9. 33
Ἧγις 7. 204
Ἠδωνοί 5. 11, 124; 7. 110, 114; 9. 75
Ἠέροπος 9. 26
Ἠετίων 1. 14; 5. 92 β–ε. Ἠετίδης 5. 92 ε
Ἠιών 7. 25, 107, 113; 8. 118, 120
Ἥλιος Αἰγυπτίων θεός 2. 59, 73, 111
Ἡλίου πόλις 2. 3, 7–9, 59, 63. Ἡλιοπολῖται 2. 3, 73
Ἦλις 6. 70; 8. 73. Ἠλείη χώρη 4. 30. Ἠλεῖοι 2. 160; 3. 132; 4. 30, 148; 6. 127; 8. 72; 9. 77
Ἠπιδανός 7. 196
Ἡραιον πόλις 4. 90
Ἡράκλεαι στῆλαι 1. 202; 2. 33; 4. 8, 42, 43, 152, 181, 185, 196; 8. 132
Ἡρακλέης 1. 7; 2. 42–5, 83, 113, 145, 146; 4. 8–10, 59, 82; 5. 43, 204, 220; 6. 53, 108; 7. 176, 193, 198, 204; 8. 43, 131. Θάσιος 2. 44. Ὀλύμπιος 2. 44. Ἡράκλειον 2. 44; 5. 63; 6. 116
Ἡρακλεῖδαι 1. 7, 13, 14, 91; 5. 43; 7. 208; 8. 114; 9. 26, 27, 33
Ἡρακλείδης ὁ Ἀρισταγόρεω πατήρ 5. 37
Ἡρακλείδης ὁ Ἀριστοδίκου πατήρ 1. 158
Ἡρακλείδης Ἰβανώλλιος 5. 121
Ἡρακλείη 5. 43
Ἥρη 1. 31; 2. 50, 178, 182; 3. 60; 4. 88. Ἥραιον 1. 70; 3. 123; 4. 88, 152; 5. 92 η; 6. 81, 82; 9. 52, 53, 61, 69, 96
Ἠριδανός 3. 115
Ἡρόδοτος Ἁλικαρνησσεύς 1. 1
Ἡρόδοτος ὁ Βασιληίδεω 8. 132
Ἡρόφαντος 4. 138
Ἡσίοδος 2. 53; 4. 32
Ἡφαιστιέες 6. 140
Ἡφαιστόπολις 2. 134
Ἥφαιστος 2. 2, 3, 99, 101, 108, 110, 136, 141, 142, 147, 151, 153; 3. 37; 8. 98. Ἡφαίστειον 2. 112, 121, 176

Θαγιμασάδας 4. 59
Θαλῆς 1. 74, 75, 170
Θαμαναῖοι 3. 93, 117
Θαμάσιος 7. 194
Θαννύρας 3. 15
Θάσος νῆσος 2. 44; 6. 28, 44, 46, 47. Θάσιοι 6. 44, 46, 48; 7. 108, 118
Θάσος Φοῖνιξ 6. 47
Θεαρίδης 6. 85
Θέμις 2. 50
Θεμισκύρη 4. 86
Θεμιστοκλέης 7. 143 , 144, 173; 8. 4, 5, 19, 22, 23, 57–9, 61, 63, 75, 79, 83, 92, 108–12, 123–5; {9. 98}

Θεμίςων 4. 154
Θεόδωρος 1. 51; 3. 41
Θεοκύδης 8. 65
Θεομήςτωρ 8. 85; 9. 90
Θεόπομπος 8. 131
Θεοφάνια Δελφῶν 1. 51
Θεράμβως 7. 123
Θεράπνη 6. 61
Θέρμη 7. 121, 123, 124, 127, 128, 130, 179, 183. *Θερμαῖος κόλπος* 7. 121–3; 8. 127
Θερμοπύλαι 7. 175–7, 184, 186, 200, 201, 205–7, 213, 219, 233, 234; 8. 15, 21, 24, 27, 66, 71; 9. 71, 78, 79
Θερμώδων ποταμὸς Βοιωτίης 9. 43
Θερμώδων ποταμὸς Καππαδοκίης 2. 104; 4. 86, 110; 9. 27
Θέρςανδρος ὁ Πολυνείκεος 4. 147; 6. 52
Θέρςανδρος Ὀρχομένιος 9. 16
Θεςμοφόρια 2. 171. *τῶν Ἐφεςίων* 6. 16
Θέςπεια 8. 50. *Θεςπιέες* 5. 79; 7. 132, 202, 221, 222, 226, 227; 8. 25, 50, 66, 75; 9. 30
Θεςπρωτοί 2. 56; 5. 92 *η*; 7. 176; 8. 47
Θεςςαλοί 5. 63, 64, 94; 7. 129, 130, 132, 172–4, 176, 191, 215; 8. 27–32; 9. 17, 18, 31, 46, 89. *Θεςςαλίη* 3. 96; 5. 63, 64; 6. 72, 74, 127; 7. 6, 108, 128–30, 172–5, 182, 196, 198, 208, 213, 232, 233; 8; 13–15, 126, 129, 131, 133, 135; 9. 1, 31, 77, 89. *Θεςςαλιῶτις* 1. 57. *Θεςςαλικὰ ὄρεα* 7. 128
Θεςςαλός 5. 46
Θέςτη κρήνη 4. 159
Θέτις 7. 191
Θῆβαι αἱ Αἰγύπτιαι 1. 182; 2. 3, 9, 15, 54–7, 69, 74, 143; 3. 10, 25, 26; 4. 181. *Θηβαῖοι* 2. 42; 3. 10. *Θηβαῖος νομός* 2. 42, 166. *Θηβαϊκὸς νομός* 2. 4, 91. *Θηβαΐς* 2. 28
Θῆβαι αἱ Βοιώτιαι 1. 52, 92; 5. 59, 67; 8. 134; 9. 13, 15, 17, 27, 67, 86, 87. *Θηβαῖοι* 1. 61; 5. 67, 79, 81; 6. 87, 108, 118; 7. 132, 202, 205, 222, 233; 8. 50, 134, 135; 9. 2, 15, 16, 31, 40, 41, 58, 66, 67, 69, 86–8. *Θηβαΐς μοίρη* 9. 65
Θήβη 5. 80
Θήβης πεδίον 7. 42
Θήρας 4. 147, 148, 150
Θήρη 4. 147–51, 153–6, 164. *Θηραῖοι* 4. 150–6, 161; 5. 42
Θήρων 7. 165, 166
Θηςεύς 9. 73
Θμουΐτης νομός 2. 166
Θόας 6. 138
Θορικὸς δῆμος Ἀττικῆς 4. 99
Θόρναξ 1. 69
Θραςύβουλος 1. 20–3; 5. 92 *ζ*, *η*
Θραςυδήιος 9. 58
Θραςυκλέης 9. 90
Θραςύλεως 6. 114
Θρήικες 1. 28, 168; 2. 103, 167; 3. 90; 4. 49, 74, 80, 93–5, 104, 118; 5. 3–6, 8, 10, 126; 6. 39, 41, 45; 7. 20, 75, 110, 115, 137, 185; 8. 116; 9. 32, 89, 119. *Βιθυνοί* 1. 28. *Θυνοί* 1. 28. *Νιψαῖοι* 4. 93. *Cκυρμιάδαι* 4. 93. *Θρηίκη* 1. 168; 2. 134; 4. 49, 80, 89, 99, 143; 5. 2, 14, 23, 24, 126; 6. 33, 95; 7. 25, 59, 105, 106, 185; 8. 117; 9. 89, 119. *Θρηίκιον πέλαγος* 7. 176
Θριάςιον πεδίον 8. 65; 9. 7
Θυίη ἡ Κηφιςοῦ 7. 178
Θυίη χῶρος Δελφῶν 7. 178
Θυνοὶ Θρήικες 1. 28
Θυρέαι 1. 82. *Θυρέη* 1. 82; 6. 76
Θυςςαγέται 4. 22, 123
Θύςςος 7. 22
Θών 2. 116
Θῶνις 2. 113–15
Θώρηξ 9. 1, 58

Ἰάδμων 2. 134
Ἰαμίδαι 5. 44; 9. 33

Ἰάρδανος 1. 7
Ἰβάνωλλις 5. 37, 121
Ἴβηρες 7. 165. Ἰβηρίη 1. 163
Ἰδάνθυρσος 4. 76, 120, 126, 127
Ἴδη ὄρος 1. 151; 7. 42
Ἰδριὰς χώρη 5. 118
Ἱέρων 7. 156
Ἱερώνυμος 9. 33
Ἰήλυσος 1. 114
Ἰήνυσος 3. 5
Ἰήπυγες 4. 99; 7. 170. Ἰηπυγίη 3. 138; 4. 99; 7. 170
Ἰήσων 4. 179; 7. 193
Ἰητραγόρης 5. 37
Ἰθαμίτρης ὁ Ἀρταΰντεω πατήρ 7. 67
Ἰθαμίτρης 8. 130; 9. 102
Ἰθώμη 9. 35
Ἰκάριον πέλαγος 6. 96
Ἴκαρος 6. 95
Ἰλιὰς Ὁμήρου 2. 116, 117
Ἴλιον 1. 5; 2. 10, 117, 118, 120; 7. 20, 161. Ἰλιὰς χώρη 5. 94, 122; 7. 42
Ἰλισσὸς ποταμός 7. 189
Ἰλλυριοί 1. 196; 4. 49; 8. 137; 9. 43
Ἴμβρος 5. 26; 6. 41, 104
Ἱμέρη 6. 24; 7. 165
Ἰνάρως 3. 12, 15; 7. 7
Ἴναχος 1. 1
Ἰνδοί 3. 38, 94, 97–102, 104–6; 4. 44; 5. 3; 7. 9, 65, 70, 86; 8. 113; 9. 31. Καλλαντίαι 3. 97. Καλλατίαι 3. 38. Ἰνδικὴ (χώρη) 3. 98, 106; 4. 40
Ἰνδός 4. 44
Ἰνταφέρνης 3. 70, 78, 118, 119
Ἴνυξ 6. 23, 24
Ἰνώ 7. 197
Ἰόνιος κόλπος 6. 127; 9. 92. πόντος 7. 20
Ἴπνοι 7. 188
Ἵππαρχος 5. 55–7, 62; 6. 123; 7. 6
Ἱππίης 1. 61; 5. 55, 62, 91–4, 96; 6. 102, 107–9, 121
Ἱπποκλείδης 6. 127–9
Ἵπποκλος Λαμψακηνός 4. 138
Ἱπποκόων 5. 60
Ἱπποκράτης ὁ Μεγακλέος 6. 131
Ἱπποκράτης ὁ Παντάρεος 6. 23; 7. 154, 155
Ἱπποκράτης ὁ Πεισιστράτου πατήρ 1. 59; 5. 65; 6. 103
Ἱπποκράτης ὁ Σμινδυρίδεω 6. 127
Ἱπποκρατίδης 8. 131
Ἱππόλεω ἄκρη 4. 53
Ἱππόλοχος 1. 147
Ἱππόμαχος 9. 38
Ἱππόνικος ὁ Καλλίεω 6. 121
Ἱππόνικος ὁ Καλλίεω πατήρ 7. 151
Ἴρασα 4. 158, 159
Ἱραὶ ὁδοί 4. 52. Ἱρὴ ὁδός 6. 34
Ἶς πόλις 1. 179
Ἶς ποταμός 1. 179
Ἰσαγόρης 5. 66, 70, 72, 74
Ἰσθμός 7. 139, 172, 173, 175, 177, 207; 8. 40, 49, 56, 57, 60 α, 63, 71, 72, 74, 79, 121, 123; 9. 7–10, 12, 13, 15, 19, 26, 27, 81
Ἶσις 2. 41, 42, 59, 61, 176; 4. 186
Ἰσμαρὶς λίμνη 7. 109
Ἰσμήνιος v. Ἀπόλλων
Ἰσσηδόνες 1. 201; 4. 13, 16, 25–7, 32
Ἱστιαίη 8. 23–5, 66. Ἱστιαιέες 8. 23. Ἱστιαιῶτις γῆ 7. 175; 8. 23
Ἱστιαῖος ὁ Λυσαγόρεω 4. 137–9, 141; 5. 11, 23–5, 30. 35, 36, 106–8, 124; 6. 1–6, 26–30, 46; 7. 10 γ
Ἱστιαῖος ὁ Τύμνεω 5. 37; 7. 98
Ἱστιαῖος ὁ Φυλάκου πατήρ 8. 85
Ἱστιαιῶτις χώρη 1. 56
Ἱστίη 2. 50; 4. 59, 127. v. Ταβιτί
Ἰστρίη 2. 33. Ἰστριηνὴ γυνή 4. 78
Ἴστρος 1. 202; 2. 26, 33, 34; 4. 47–51, 53, 80, 89, 93, 97, 99–101, 118, 122, 128, 133–6, 139, 141; 5. 9, 10; 7. 10 γ
Ἰσχένοος 7. 181; 8. 92
Ἰταλίη 1. 24, 145; 3. 136, 138; 4. 15; 5. 43; 6. 127; 8. 62. Ἰταλιῶται 4. 15
Ἴτανος 4. 151
Ἰύρκαι 4. 22
Ἰφιγένεια 4. 103

Ἴφικλος 9. 116
Ἰχθυοφάγοι 3. 19–23, 25, 30
Ἴχναι 7. 123
Ἰώ 1. 1, 2, 5; 2. 41
Ἰωλκός 5. 94
Ἴων ὁ Ξούθου 5. 66; 7. 94; 8. 44
Ἴωνες 1. 6, 18, 26–8, 74, 76, 139, 141–3, 145–53, 157, 169–71; 2. 1, 15–17, 69, 152, 154, 163, 178; 3. 1, 90; 4. 35, 89, 97, 98, 128, 133, 134, 136, 137, 140, 142; 5. 28, 31, 49, 50, 58, 69, 97, 100–6, 108–10, 112, 115–17, 122; 6. 1–3, 7–15, 17, 18, 22, 26, 28, 32, 41–3, 98; 7. 9 *α*, 10 *γ*, 94, 95, 191; 8. 10, 22, 44, 46, 48, 73, 85, 90, 97, 132; 9. 26, 90, 98, 99, 103, 106. *Ἰωνίη* 1. 6, 92, 142, 146, 152, 162, 163, 167, 169–71, 174; 2. 106; 3. 39, 122; 4. 137, 138; 5. 28, 30, 31, 37, 98, 106, 109, 115, 123; 6. 1, 3, 7, 13, 17, 22, 28, 33, 43, 86 *α*, 95; 7. 51; 8. 109, 130, 132; 9. 90, 96, 104, 106. *Ἰωνικὸν γένος* 1. 56, 143. *Ἰωνικὸν ἔθνος* 1. 143; 7. 95; 8. 46. *φῦλον* 8. 19. *Ἰωνικὸς νομός* 3. 127

Καβαλεῖς 3. 90
Κάβειροι 2. 51; 3. 37
Καβηλέες οἱ Μηίονες 7. 77
Καδμεῖοι 1. 56, 146; 4. 147; 5. 57, 61; 9. 27. *Καδμείη νίκη* 1. 166; *Καδμήια γράμματα* 5. 59
Κάδμος ὁ Ἀγήνορος 2. 49, 145; 4. 147; 5. 57–9
Κάδμος ὁ Σκύθεω 7. 163, 164
Κάδυτις 2. 159; 3. 5
Κάικος 7. 42. *Καΐκου πεδίον* 6. 28
Καινείδης Ἠετίων 5. 92 *β*
Κάλαμοι 9. 96
Καλασίριες 2. 164, 166, 168; 9. 32
Καλὴ Ἀκτή 6. 22, 23
Καλλαντίαι Ἰνδοί 3. 97
Καλλάτηβος 7. 31
Καλλατίαι Ἰνδοί 3. 38
Καλλιάδης 8. 51
Καλλίης Ἠλεῖος 5. 44, 45
Καλλίης ὁ Ἱππονίκου 7. 151
Καλλίης ὁ Φαινίππου 6. 121, 122
Καλλικράτης 9. 72, 85
Καλλίμαχος 6. 109–11, 114
Καλλιπολῖται 7. 154
Καλλιππίδαι 4. 17
Καλλίστη 4. 147
Καλλιφῶν 3. 125
Καλύδνιοι 7. 99
Καλυνδέες 8. 87. *Καλυνδικοὶ οὖροι* 1. 172
Κάλχας 7. 91
Καλχηδόνιοι 4. 144; 5. 26; 6. 33. *Καλχηδονίη* 4. 85
Καμάρινα 7. 154, 156. *Καμαριναῖοι* 7. 156
Καμβύσης ὁ Κύρου 1. 208; 2. 1, 181; 3. 1–4, 7, 9. 10, 13–17, 19–21, 25, 27, 29–34, 36, 38, 39, 44, 61–9, 73–5, 80, 88, 89, 97, 120, 122, 126, 139, 140; 4. 165, 166; 5. 25; 7. 1, 8 *α*, 18, 51
Καμβύσης ὁ Τεΐσπεος 1. 46, 73, 107, 108, 111, 122, 124, 207; 3. 69; 7. 11
Καμικός 7. 169, 170
Κάμιρος 1. 144
Κάμψα 7. 123
Καναστραῖον ἄκρη 7. 123
Κανδαύλης ὁ Δαμασιθύμου πατήρ 7. 98
Κανδαύλης Λυδῶν βασιλεύς 1. 7, 8, 10–13
Κάνης ὄρος 7. 42
Κάνωβος 2. 15, 97. *Κανωβικὸν στόμα Νείλου* 2. 17, 113, 179
Καππαδόκαι 1. 72; 5. 49; 7. 72. *Καππαδοκίη* 1. 71, 73, 76; 5. 52; 7. 26
Κάρ 1. 171
Καρδαμύλη 8. 73
Καρδίη 6. 33, 36, 41; 7. 58; 9. 115
Κᾶρες 1. 28, 171, 172, 174; 2. 61, 152, 154, 163; 3. 11, 90; 5. 111, 117–21; 6. 20; 7. 93, 98; 8. 22. *Καρίη* 1. 142, 175; 5. 103, 117, 122; 6. 25; 7. 31, 195. *γλῶσσα* 8. 135. *Καρικὴ*

cτρατιή 7. 97. *Καρικοὶ νόμοι* 1. 173. *Καρικὸν ἔθνος* 1. 171, 172. *φῦλον* 8. 19. *Κάειραι γυναῖκες* 1. 92, 146. *Κάειρα ἐcθήc* 5. 88
Καρήνη 7. 42
Κάρηνος 7. 173
Καρκινῖτις πόλις 4. 55, 99
Κάρνεια 7. 206; 8. 72
Κάρπαθος 3. 45
Κάρπις 4. 49
Κάρυστος; 4. 33; 6. 99; 8. 121. *Καρύστιοι* 4. 33; 6. 99; 8. 66, 112; 9. 105. *Καρυστίη χώρη* 9. 105
Καρχηδών 3. 19; 7. 167. *Καρχηδόνιοι* 1. 166, 167; 3. 17, 19; 4. 43, 195, 196; 5. 42; 6. 17; 7. 158, 165–7
Κάσαμβος 6. 73
Κασθαναίη 7. 183, 188
Κάσιον ὄρος 2. 61, 158; 3. 5
Κασμένη 7. 155
Κασπάτυρος 3. 102; 4. 44
Κασπίη θάλασσα 1. 202–4; 4. 40
Κάσπιοι 3. 92, 93; 7. 67, 86
Κασσανδάνη 2. 1; 3. 2, 3
Κασσιτερίδες 3. 115
Κασταλίη 8. 39
Κατάδουπα 2. 17
Καταρρήκτης 7. 26
Κατίαροι 4. 6
Καύκασα 5. 33
Καύκασις 1. 203, 204; 4. 12. *Καυκάσιον ὄρος* 1. 104. *Καύκασις ὄρος* 3. 97
Καύκωνες 1. 147; 4. 148
Καῦνος 1. 176; 5. 103. *Καύνιοι* 1. 171, 172, 176. *Καυνικὸν ἔθνος* 1. 172
Καΰστριος 5. 100
Καϋστρόβιος 4. 13
Καφηρεύς 8. 7
Κέκροψ 7. 141; 8. 44, 53. *Κεκροπίδαι* (*Ἀθηναῖοι*) 8. 44
Κελαιναί 7. 26
Κελέης 5. 46
Κελτοί 2. 33; 4. 49
Κέος 8. 76
Κεραμεικὸς κόλπος 1. 174
Κερκάσωρος 2. 15, 17, 97
Κέρκυρα 3. 48, 52, 53; 7. 145. *Κερκυραῖοι* 3. 48, 49, 53; 7. 154, 168
Κερκώπων ἕδραι 7. 216
Κεφαλληνίη 9. 28
Κήιοι 4. 35; 5. 102; 8. 1, 46
Κῆρες 7. 228
Κηφεύς 7. 61, 150
Κηφῆνες 7. 61
Κηφισός 7. 178; 8. 33
Κιθαιρών 7. 141; 9. 19, 25, 38, 51, 56, 69. *Κιθαιρωνίδες ἐκβολαί* 9. 39
Κίκονες 7. 59, 108, 110
Κίλικες 1. 28, 72, 74; 2. 17; 3. 90, 91; 5. 49, 118; 6. 6; 7. 77, 90, 91, 98; 8. 68γ, 100. *Κιλικίη* 2. 17, 34; 3. 90; 5. 52, 108; 6. 43, 95; 9. 107. *Κίλισσαι νέες* 8. 14. *Κιλίκιοι οὖροι* 5. 52
Κίλιξ ὁ Ἀγήνορος 7. 91
Κίλλα 1. 149
Κιλλύριοι 7. 155
Κιμμέριοι 1. 6, 15, 16, 103; 4. {1}, 11–13; 7. 20. *Κιμμερίη* (*γῆ, χώρη*) 4. 11, 12. *Κιμμέρια πορθμήια* 4. 12, 45. *Κιμμέρια τείχεα* 4. 12
Κίμων ὁ Μιλτιάδεω 6. 136; 7. 107
Κίμων ὁ Στησαγόρεω 6. 34, 38–40, 103, 137, 140
Κινδυεὺς Πιξώδαρος 5. 118
Κινέης 5. 63
Κῖνυψ γῆ 4. 198
Κῖνυψ ποταμός 4. 175; 5. 42
Κίος ἡ Μυσίη 5. 122
Κίσσιοι 3. 91; 7. 62, 86, 210
Κισσίη (*γῆ, χώρη*) 5. 49, 52; 6. 119. *Κίσσιαι πύλαι* 3. 155, 158
Κλαζομεναί 1. 16, 142; 2. 178; 5. 123. *Κλαζομένιοι* 1. 51
Κλεάδης 9. 85
Κλέανδρος ὁ Αὐτοδίκου 6. 83
Κλέανδρος ὁ Πανταρέος 7. 154, 155
Κλεινίης 8. 17

Κλειcθένης ὁ Ἀριcτωνύμου 5. 67–69; 6. 126, 128–31
Κλειcθένης ὁ Μεγακλέος 5. 66, 69, 70, 72, 73; 6. 131
Κλέοβιc 1. 31
Κλεόδαιοc 6. 52; 7. 204; 8. 131
Κλεόμβροτοc 4. 81; 5. 32, 41; 7. 205; 8. 71; 9. 10, 64, 78
Κλεομένηc 3. 148; 5. 39, 41, 42, 48–51, 54, 64, 70, 72–6, 90, 97; 6. 50, 51, 61, 64–6, 73–6, 78–81, 84, 85, 92, 108; 7. 148, 205, 239
Κλεωναί 7. 22
Κληίδεc 5. 108
Κλυτιάδηc 9. 33
Κνίδοc 1. 144; 2. 178; 3. 138. *Κνίδιοι* 1. 174; 3. 138; 4. 164. *Κνιδίη* 1. 174
Κνοῖθοc 6. 88
Κνώccιοc Μίνωc 3. 122
Κόβων 6. 66
Κόδροc 1. 147; 5. 65, 76; 9. 97
Κοῖλα τῆc Εὐβοίηc 8. 13, 14
Κοῖλα τῆc Χίηc χώρηc 6. 26
Κοίλη τῆc Ἀττικῆc 6. 103
Κοίνυρα 6. 47
Κολάξαϊc 4. 5, 7
Κολοccαί 7. 30
Κολοφῶν 1. 14, 16, 142. *Κολοφώνιοι* 1. 147, 150
Κολχίc 1. 104, 7. 193. *Κόλχοι* 1. 2, 104; 2. 104, 105; 3. 97; 4. 37, 40; 7. 79. *Κολχικὸν λίνον* 2. 105
Κόμψατοc 7. 109
Κονδαῖοc 5. 63
Κοντάδεcδοc 4. 90
Κορηcόc 5. 100
Κόρινθοc 1. 23, 24; 3. 50, 52, 53; 5. 92 *β–ζ*, 93; 6. 128; 7. 202; 8. 45; 9. 88. *Κορίνθιοι* 1. 14, 23, 24, 50, 51; 2. 167; 3. 48, 49; 4. 162; 5. 75, 92, 93; 6. 89, 108; 7. 154, 195; 8. 1, 21, 43, 61, 72, 79, 94; 9. 28, 31, 69, 95, 102, 105. *Κορίνθιαι θεράπαιναι* 3. 134. *Κορινθίη ἐcθήc* 5. 87. *κυνέη* 4. 180
Κόροc 8. 77
Κορυδαλλόc 7. 214
Κόρυc 3. 9
Κορώβιοc 4. 151–3
Κορωναῖοι 5. 79
Κοccὶκαc 7. 98
Κότυc 4. 45
Κούρη 8. 65
Κούριον 5. 113. *Κουριέεc* 5. 113
Κουφαγόρηc 6. 117
Κραθίη v. *Ἀθηναίη*
Κρᾶθιc ὁ ἐν Αἰγῇcι 1. 145. *ὁ ἐν Cυβάρι* 1. 145; 5. 45
Κραναοί 8. 44
Κρανάcπηc 3. 126
Κραννώνιοc Διακτορίδηc 6. 127
Κρημνοί 4. 20, 110
Κρηcτών 1. 57. *Κρηcτωνιῆται* 1. 57
Κρηcτωναῖοι 5. 3, 5; 7. 124, 127. *Κρηcτωνική* 7. 124; 8. 116
Κρήτη 1. 65, 172, 173; 3. 44, 59; 4. 45, 151, 154; 7. 92, 145, 170, 171. *Κρῆτεc* 1. 2, 171; 3. 59; 4. 151, 161; 7. 169–71
Κρητίνηc ὁ Ἀμεινοκλέοc πατήρ 7. 190
Κρητίνηc ὁ Ἀναξίλεω πατήρ 7. 165
Κρίνιπποc 7. 165
Κριόc 6. 50, 73; 8. 92
Κριcαῖον πεδίον 8. 32
Κρίταλλα 7. 26
Κριτόβουλοc Κυρηναῖοc 2. 181
Κριτόβουλοc Τορωναῖοc 8. 127
Κρόβυζοι 4. 49
Κροῖcοc 1. 6, 7, 26–56, 59, 65, 67, 69–71, 73, 75–81, 83–93, 95, 130, 141, 153–6, 207, 208, 211; 3. 14, 34, 36, 47; 5. 36; 6. 37, 38, 125, 127; 7. 30; 8. 35, 122
Κροκοδείλων πόλιc 2. 148
Κρονίδηc 8. 77
Κροccαίη χώρη 7. 123
Κρότων I2. 131, 136–8; 5. 44, 47. *Κροτωνιῆται* 3. 131, 137; 5. 44, 45; 6. 21; 8. 47. *Κροτωνιῆτιc γῆ* 5. 45
Κρῶφι 2. 28

Κυάνεαι (νῆcοι) 4. 85, 89
Κυαξάρηc 1. 16, 46, 73, 74, 103, 106, 107
Κύβερνιc 7. 98
Κυβήβη 5. 102
Κυδίππη 7. 165
Κύδραρα 7. 30
Κυδωνίη 3. 44, 59
Κύζικοc 4. 14, 76; 6. 33. *Κυζικηνοί* 4. 14, 76; 6. 33
Κύθηρα 1. 105; 7. 235. *Κυθηρίη νῆcοc* 1. 82
Κύθνοc 7. 90; 8. 67. *Κύθνιοι* 8. 46
Κυκλάδεc 5. {30}, 31
Κύλων 5. 71
Κύμη 1. 149, 157; 5. 123; 7. 194; 8. 130. *Κυμαῖοι* 1. 157–60; 5. 38
Κυνέγειροc 6. 114
Κυνέηc 6. 101
Κύνητεc 2. 33; 4. 49
Κυνίcκοc 6. 71
Κυνόcαργεc 5. 63; 6. 116
Κυνόcουρα 8. 76, 77
Κυνούριοι 8. 73
Κυνώ 1. 110, 122
τὰ Κύπρια ἔπεα 2. 117
Κύπροc 1. 72, 105, 199; 2. 79, 182; 3. 91; 4. 162, 164; 5. 31, 49, 108, 109, 113, 115. *Κύπριοι* 1. 105; 3. 19; 5. 9, 104, 109, 110, 113, 115, 116; 6. 6; 7. 90, 98; 8. 68*γ*, 100
Κύραυιc 4. 195
Κυρήνη 2. 181, 182; 3. 91; 4. 156, 159, 161–5, 170, 171, 203; 5. 47. *Κυρηναῖοι* 2. 32, 33, 161, 181; 3. 13, 131; 4. 152, 154–6, 159–61, 164, 169, 170, 186, 199, 203. *Κυρηναίη χώρη* 4. 199. *Κυρηναῖοc λωτόc* 2. 96
Κυρμιάναι v. *Cκυρμιάδαι*
Κύρνοc ἥρωc 1. 167
Κύρνοc νῆcοc 1. 165–7. *Κύρνιοι* 7. 165
Κύρνοc τῆc Καρυcτίηc χώρηc 9. 105
Κῦροc ὁ Καμβύcεω πατήρ 1. 111
Κῦροσ ὁ Καμβύcεω 1. 46, 54, 71–3, 75–7, 79, 80, 84, 86–91, 95, 108, 113–16, 120–30, 141. 152–7, 160, 162, 169, 177, 178, 188–91, 201, 202, 204–14; 2. 1; 3. 1–3, 14, 32, 34, 36, 44, 61, 63–9, 71, 74, 75, 88, 89, 120, 133, 139, 152, 159, 160; 4. 165; 5. 52; 7. 2, 8 *α*, 11, 18, 51, 64, 69, 78; 9. 122
Κυτίccωροc 7. 197
Κύψελοc ὁ Ἠετίωνοc 1. 14, 20, 23; 3. 48; 5. 92 *ε*, *η*, 95. *Κυψελίδαι* 6. 128
Κύψελοc ὁ Μιλτιάδεω πατήρ 6. 34–6
Κώηc 4. 97; 5. 11, 37, 38
Κωλαῖοc 4. 152
Κωλιάc 8. 96. *Κωλιάδεc γυναῖκεc* 8. 96
Κώμβρεια 7. 123
Κωπαῒc λίμνη 8. 135
Κωρύκιον ἄντρον 8. 36
Κῶc 1. 144; 9. 76. *Κῷοι* 7. 99, 163, 164

Λάβδα 5. 92 *β–δ*
Λάβδακοc 5. 59
Λάβραυνδα 5. 119
Λαβύνητοc Βαβυλώνιοc 1. 74
Λαβύνητοc ὁ Λαβυνήτου 1. 77, 188
Λάδη 6. 7, 11
Λαδίκη 2. 181
Λάϊοc 4. 149; 5. 43, 59, 60
Λακεδαίμων 1. 67, 82; 3. 148; 4. 145, 147; 5. 38, 48, 63. *Λακεδαιμόνιοι* 1. 6 . . . *Λακεδαιμόνιοι περίοικοι* 7. 234; 9. 11. *Λάκαινα χώρη* 7. 235. *Λάκαιναι θεράπαιναι* 3. 134. *Λακωνική* 1. 69; 6. 58. *Λακωνικὴ τετάρτη* 6. 57
Λακεδαίμων Ζεύc 6. 56 (?)
Λάκμων 9. 93
Λακρίνηc 1. 152
Λαμπιτώ 6. 71
Λάμπων ὁ Θραcυκλέοc 9. 90

Λάμπων ὁ Ὀλυμπιοδώρου πατήρ 9. 21
Λάμπων ὁ Πυθέω 9. 78
Λαμπώνιον 5. 26
Λάμψακος 5. 117. *Λαμψακηνοί* 6. 37, 38
Λαοδάμας ὁ Ἐτεοκλέος 5. 61
Λαοδάμας ὁ Cωcτράτου πατήρ 4. 152
Λαοδάμας Φωκαιεύς 4. 138
Λαοδίκη 4. 33, 35
Λᾶος 6. 21
Λαπίθης Ἠετίων 5. 92 β
Λαcόνιοι 3. 90; 7. 77
Λᾶcοc 7. 6
Λαύρειον 7. 144
Λαφάνης 6. 127
Λέαγρος 9. 75
Λέαρχος 4. 160
Λεβάδεια 8. 134
Λεβαίη 8. 137
Λέβεδος 1. 142
Λειψύδριον 5. 62
Λεκτόν 9. 114
Λέλεγες 1. 171
Λεοντιάδης 7. 205, 233
Λεοντῖνοι 7. 154
Λέπρεον 4. 148. *Λεπρεῆται* 9. 28
Λέρος 5. 125
Λέcβος 1. 151, 160, 202; 5. 98; 6. 28, 31. *Λέcβιοι* 1. 23, 24, 151; 3. 39; 4. 97; 5. 26, 98; 6. 5, 8, 14, 26, 27; 9. 106. *κρητῆρες* 4. 61
Λευκάδιοι 8. 45, 47; 9. 28, 31
Λευκαὶ cτῆλαι 5. 118
Λευκὴ ἀκτή 7. 25
Λευκὸν τεῖχος 3. 91
Λεύκων 4. 160
Λευτυχίδης ὁ Ἀναξίλεω 8. 131
Λευτυχίδης ὁ Μενάρεος 6. 65, 67–9, 71, 73, 85, 86; 8. 131; 9. 90, 91, 98, 99, 114
Λεωβώτης 1. 65; 7. 204
Λεωκήδης 6. 127
Λέων Cπάρτης βαcιλεύς 1. 65; 5. 39; 7. 204
Λέων Τροιζήνιος 7. 180
Λεωνίδης 5. 41; 7. 204–8, 217, 219–25, 228, 229, 233, 238, 239; 8. 15, 21, 71, 114; 9. 10, 64, 78, 79
Λεωπρέπης ὁ Θεαρίδεω πατήρ 6. 85
Λεωπρέπης ὁ Cιμωνίδεω πατήρ 7. 228
Λῆμνος 4. 145, 146; 5. 26, 27; 6. 136–40; 7. 6. *Λήμνιοι* 5. 27; 8. 11, 73. *Λήμνια ἔργα* 6. 138
Λήριcαι 1. 149
Ληριcαῖοι 9. 1, 58
Λητώ 2. 59, 83, {152}, 155, 156
Λίβυες 2. 18, 28, 32, 50, 55, 77; 3. 12, 13, 91; 4. 155, 158–60, 167, 168, 170, 173, 179, 181, 186–9, 191–3, 197, 203; 5. 42; 7. 71, 86, 165, 184. *Λιβύη* 1. 46; 2. 8, 12, 15–20, 22, 24–6, 30, 32–4, 54–6, 65, 91, 99, 119, 150; 3. 17, 96, 115; 4. 29, 36, 41–5, 139, 145, 150, 151, 153, 155–7, 159, 160, 175, 179, 181, 185, 191, 192, 195–9, 204, 205; 5. 42, 43; 7. 70. *Λιβυκοὶ λόγοι* 2. 161. *Λιβυκὸν ὄρος* 2. 8, 124. *χωρίον* 2. 19. *Λίβυccαι* 4. 189
Λίγυες οἱ ἐν Ἀcίῃ 7. 72. *οἱ ὑπὲρ Μαccαλίης* 5. 9; 7. 165
Λίδη 1. 175
Λιμενήιον 1. 18
Λίνδος 1. 144; 2. 182; 3. 47. *Λίνδιοι* 7. 153
Λίνος ἄειcμα 2. 79
Λίπαξος 7. 123
Λιπόξαϊς 4. 5, 6
Λίcος 7. 108, 109
Λίχης 1. 67, 68
Λοκροί 7. 132; 8. 66; 9. 31. *Ἐπιζεφύριοι* 6. 23. *Ὀζόλαι* 8. 32. *Ὀπούντιοι* 7. 203, 207; 8. 1. *Λοκρίδες πόλιες* 7. 216
Λοξίης 1. 91
Λύγδαμις ὁ Ἀρτεμιcίης πατήρ 7. 99
Λύγδαμις Νάξιος 1. 61, 64

Λυγκεύς 2. 91
Λυδίης 7. 127
Λυδοί 1. 10, 11, 13, 18, 27, 28, 29, 34–6, 45, 47–50, 53, 54, 69, 71, 74, 79, 80, 83, 84, 86–8, 90, 91–4, 103, 141, 153, 155–7, 171; 2. 167; 3. 90; 4. 45; 5. 12, 49, 101, 102; 6. 32, 125; 7. 30, 31, 74. *ὁ Λυδός* 1. 17, 80. *Λυδίη (γῆ)* 1. 79, 93, 94, 142; 5. 52; 7. 31, 42. *Λυδικὴ ἀρχή* 1. 72. *Λύδιος δῆμος* 1. 7; *νομός* 3. 127
Λυδὸς βασιλεύς 1. 7, 171; 7. 74
Λυκάρητος 3. 143; 5. 27
Λυκίδης 9. 5
Λύκιοι 1. 28, 147, 171, 173, 174, 176; 3. 90; 7. 92. *Λυκίη* 1. 182; 3. 4; 4. 35, 45
Λυκομήδης 8. 11
Λύκος ὁ Πανδίονος 1. 173; 7. 92
Λύκος ὁ Cπαργαπείθεος 4. 76
Λύκος ποταμὸς Θυccαγετέων 4. 123
Λύκος ποταμὸς Φρυγίης 7. 30
Λυκοῦργος Ἀθηναῖος 1. 59, 60
Λυκοῦργος ὁ Ἀμιάντου πατήρ 6. 127
Λυκοῦργος Cπαρτιήτης 1. 65, 66
Λυκόφρων 3. 50, 53
Λυκώπης 3. 55
Λυcαγόρης ὁ Ἱcτιαίου πατήρ 5. 30
Λυcαγόρης ὁ Τειcίεω 6. 133
Λυcανίης 6. 127
Λυcικλέης 8. 21
Λυcίμαχος 8. 79, 95; 9. 28
Λυcίcτρατος 8. 96
Λωτοφάγοι 4. 177, 178, 183

Μάγδωλος 2. 159
Μάγνητες 7. 132, 185. *Μαγνηcίη (χώρη)* 7. 176, 183, 188, 193
Μάγνητες οἱ ἐν Ἀcίῃ 3. 90. *Μαγνηcίη* 1. 161; 3. 122, 125
Μάγοι 1. 101; 7. 113, 191
Μαδύης 1. 103
Μάδυτος 7. 33; 9. 120
Μαζάρης 1. 156, 157, 160, 161
Μαιάνδριος ὁ Μαιανδρίου 3. 123, 142–6, 148; 5. 27
Μαίανδρος 1. 18, 161; 2. 10, 29; 3. 122; 5. 118, 119; 7. 26, 30, 31. *Μαιάνδρου πεδίον* 1. 18, 161; 2. 10
Μαιῆται 4. 123
Μαιήτης ποταμός 4. 45
Μαιῆτις λίμνη 1. 104; 4. 3, 20, 21, 57, 86, 100, 101, 110, 116, 120, 123, 133
Μάκαι 4. 175, 176; 5. 42
Μακάρων νῆcος 3. 26
Μακεδνὸν ἔθνος 1. 56; 8. 43
Μακεδόνες 5. 18, 20, 94; 6. 44; 7. 73, 128, 173, 185; 8. 34, 127, 137, 138; 9. 31, 44. *Μακεδονίη* 5. 17; 6. 45; 7. 9 α, β, 25, 173; 8. 115, 126, 137, 138; 9. 89. *Μακεδονικὸν ὄρος* 7. 131. *Μακεδονὶς γῆ* 7. 9β, 127
Μακίcτιος 9. 20
Μάκιcτος 4. 148
Μάκρωνες 2. 104; 3. 94; 7. 78
Μακτώριον 7. 153
Μαλέαι 1. 82. *Μαλέη* 4. 179; 7. 168
Μαλήνη 6. 29
Μάλης 6. 127
Μανδάνη 1. 107, 108, 111
Μανδροκλέης 4. 87–9
Μανερῶς 2. 79
Μάνης 1. 94; 4. 45
Μαντινέη 4. 161. *Μαντινέες* 4. 161; 7. 202; 9. 35, 77
Μάξυες 4. 191, 193
Μαραθών 1. 62; 6. 102, 103, 107, 108, 111, 113, 116, 117, 120, 132, 133, 136; 7. 1, 74; 9. 27, 46
Μαράφιοι 1. 125; 4. 167
Μάρδοι 1. 84, 125
Μαρδόνιος 6. 43, 45, 94; 7. 5, 9, 10, 82, 108, 121; 8. 26, 67–9, 97, 99–102, 107, 113–15, 126, 129–31, 133, 136, 140, 143; 9. 1–5, 12–18, 20, 23, 24, 31, 32, 37–45, 47–9, 58, 61, 63, 66, 70, 71, 78, 82, 84, 89, 100, 101
Μαρδόντης 7. 80; 8. 130; 9. 102
Μαρέη 2. 18, 30
Μᾶρες 3. 94; 7. 79

Μαριανδυνοί 1. 28; 3. 90; 7. 72
Μάριc 4. 48
Μαρcύηc ποταμόc 5. 118, 119
Μαρcύηc Cιληνόc 7. 26
Μάρων 7. 227
Μαρώνεια 7. 109
Μαcίcτηc 7. 82, 121; 9. 107, 108, 110–13
Μαcίcτιοc 7. 79; 9. 20, 22, 24, 25, 31
Μαcκάμηc 7. 105, 106. *Μαcκάμειοι ἔκγονοι* 7. 106
Μάcπιοι 1. 125
Μαccαγέται 1. 201, 204–9, 211, 212, 214–16; 3. 36; 4. 11, 172; 7. 18
Μαccάγηc 7. 71
Μαccαλίη 5. 9
Μαcτύηc 5. 12
Ματιηνοί 1. 72, 189, 202; 3. 94; 5. 49, 52; 7. 72. *Ματιηνὴ γῆ* 5. 52
Ματτήν 7. 98
Μαύcωλοc 5. 118
Μάχλυεc 4. 178, 180
Μεγάβαζοc ὁ Μεγαβάτεω 6. 33; 7. 22, 67, 97, 108
Μεγάβαζοc Πέρcηc 4. 143, 144; 5. 1, 2, 10, 12, 14–17, 23, 24, 26, 98
Μεγαβάτηc 5. 32, 33, 35, 97
Μεγάβυξοc ὁ Ζωπύρου 3. 160; 7. 82, 121
Μεγάβυξοc ὁ Ζωπύρου πατήρ 3. 153, 160; 4. 43
Μεγάβυξοc Πέρcηc 3. 70, 81, 82
Μεγαδόcτηc 7. 105
Μεγακλέηc ὁ Ἀλκμέωνοc 1. 59–61; 6. 127, 130, 131
Μεγακλέηc ὁ Ἀλκμέωνοc πατήρ 6. 125
Μεγακλέηc ὁ Ἱπποκράτεοc 6. 131
Μεγακρέων 7. 120
Μεγάπανοc 7. 62
Μέγαρα 5. 76; 8. 60 *α*, *γ*; 9. 7, 14. *Μεγαρέεc* 1. 59; 8. 1, 45, 74; 9. 21, 28, 31, 69, 85. *Μεγαρὶc χώρη* 9. 14
Μεγαρέεc οἱ ἐν Cικελίῃ 7. 156
Μεγαcίδρηc 7. 72
Μεγιcτίηc 7. 219, 221, 228
Μελάγχλαινοι 4. 20, 100–2, 107, 119, 125
Μελάμπουc 2. 49; 7. 221; 9. 34
Μελαμπύγου λίθοc 7. 216
Μελάνθιοc 5. 97
Μέλανθοc ὁ Κόδρου πατήρ 1. 147; 5. 65
Μελάνιπποc ὁ Ἀcτακοῦ 5. 67
Μελάνιπποc Μυτιληναῖοc 5. 95
Μέλαc κόλποc 6. 41; 7. 58
Μέλαc ποταμὸc τῆc Θρηίκηc 7. 58
Μέλαc ποταμὸc τῆc Μηλίδοc 7. 198, 199
Μελίβοια 7. 188
Μέλιcca 3. 50; 5. 92 *η*
Μεμβλιάρεωc 4. 147, 148
Μέμνων 2. 106. *Μεμνόνειον ἄcτυ* 5. 54. *Μεμνόνεια βαcιλήια* 5. 53, *Coῦca* 7. 151
Μέμφιc 2. 2, 3, 8, 10, 12–14, 97, 99, 112, 114, 115, 119, 150, 153, 154, 158, 175, 176; 3. 6, 13, 14, 16, 25, 27, 37, 91, 139
Μενάρηc 6. 65, 71; 8. 131
Μένδη 7. 123
Μένδηc 2. 42, 46
Μενδήcιοι 2. 46. *Μενδήcιον cτόμα Νείλου* 2. 17. *Μενδήcιοc νομόc* 2. 42, 46, 166
Μενέλαοc λιμήν 4. 169
Μενέλεωc 2. 113, 116, 118, 119; 5. 94; 7. 169, 171
Μένιοc 6. 71
Μέρβαλοc 7. 98
Μερμνάδαι 1. 7, 14
Μερόη 2. 29
Μεcαμβρίη τῆc Θρηίκηc 7. 108
Μεcαμβρίη τοῦ Εὐξείνου Πόντου 4. 93; 6. 33
Μεccάπιοι 7. 170
Μεccήνη 7. 164
Μεccήνιοι 3. 47; 5. 49; 6. 52; 9. 35, 64
Μεταπόντιον 4. 15. *Μεταποντῖνοι* 4. 15

Μηδείη 1. 2, 3; 7. 62
Μῆδοι 1. 16, 55, 56, 72–4, 91, 95–8, 101, 102, 104, 106–8, 110, 114, 120, 123, 124, 126–30, 134, 162, 185, 206; 3. 65, 126; 4. 1, 3, 4, 37, 40, 197; 5. 9, 77, 104, 109; 6. 9, 22, 24, 67, 109, 112, 120; 7. 62, 86, 134, 136, 184, 207, 210, 211, 226, 228, 239; 8. 5, 34, 46, 65, 80, 89, 113, 114, 130, 141; 9. 7 *α*, 17, 31, 40, 43, 44, 46, 77. *ὁ Μῆδος* 5. 77. *Μηδικὴ ἀρχή* 1. 72. *Μηδικὴ* (*γῆ, χώρη*) 1. 73, 96, 103, 104, 110; 3. 92; 4. 1, 12; 6. 84; 7. 20, 40. *Μηδικὸν ἔθνος* 1. 101
Μηθυμναῖοι 1. 151
Μηίονες 7. 74, 77
Μηίων δῆμος 1. 7
Μηκιστεύς 5. 67
Μηκύβερνα 7. 122
Μήλης 1. 84
Μηλιέες 7. 132, 196, 213–16; 8. 43, 66; 9. 31. *Μηλὶς γῆ* 7. 198, 201; 8. 31
Μηλιεὺς κόλπος 4. 33
Μήλιοι 8. 46, 48
Μήτηρ (*Δημήτηρ*) 8. 65
Μήτηρ τῶν θεῶν 4. 76
Μητίοχος 6. 41
Μητρόδωρος Προκοννήσιος 4. 138
Μίδης 1. 14, 35, 45; 8. 138
Μίκυθος 7. 170
Μίλητος 1. 14, 15, 17, 20, 21, 22, 142, 146; 5. 11, 24, 28–30, 32, 33, 35, 37, 49, 92 *ζ*, 98, 99, 106, 124–6; 6. 1, 5–7, 9, 10, 18, 19. 21, 25, 26, 28, 31, 86 *β*; 7. 10 *γ*; 9. 97. *Μιλήσιοι* 1. 17, 18, 20–2, 25, 92, 141, 143, 169; 2. 33, 159, 178; 3. 39; 4. 78, 137; 5. 28, 29, 30, 36, 37, 97, 99, 106, 120; 6. 5, 7, 8. 19–22, 77, 86 *γ*, *δ*; 9. 99, 104
Μιλησίη (*χώρη*) 1. 17–19, 46, 157; 5. 29; 6. 9
Μιλήτου ἅλωσις Φρυνίχου 6. 21
Μιλτιάδης ὁ Κίμωνος 4. 137, 138; 6. 34, 39–41, 103, 104, 109, 110, 132–7, 140; 7. 107
Μιλτιάδης ὁ Κυψέλου 6. 34–7, 103
Μιλύαι 1. 173; 3. 90; 7. 77. *Μιλυὰς γῆ* 1. 173
Μίλων 3. 137
Μίν 2. 4, 99
Μινύαι 1. 146; 4. 145, 146, 148, 150. *Ὀρχομένιοι* 1. 146
Μινώη 5. 46
Μίνως 1. 171, 173; 3. 122; 7. 169–71
Μίτρα 1. 131
Μιτραδάτης 1. 110, 121
Μιτροβάτης 3. 120, 126, 127
Μνήσαρχος 4. 95
Μνησίφιλος 8. 57, 58
Μοῖραι 1. 91
Μοῖρις βασιλεὺς Αἰγύπτου 2. 13, 101
Μοῖρις λίμνη 2. 4, 13, 69, 148, 149; 3. 91
Μολόεις 9. 57
Μολοσσοί 1. 146; 6. 127
Μολπαγόρης 5. 30
Μοσσύνοικοι 3. 94; 7. 78
Μόσχοι 3. 94; 7. 78
Μουνιχίη 8. 76
Μουρυχίδης 9. 4, 5
Μουσαῖος 7. 6; {8. 96}; 9. 43
Μυγδονίη 7. 123, 124, 127
Μυεκφορίτης νομός 2. 166
Μυήσιοι v. *Μυοῦς*
Μυκάλη 1. 148; 6. 16; 7. 80; 9. 90, 96–101, 104, 107, 114
Μυκερῖνος 2. 129–33, 136
Μυκηναῖοι 7. 202; 9. 27, 28, 31
Μύκοι 3. 93; 7. 68
Μύκονος 6. 118
Μύλασα 1. 171. *Μυλασεύς* 5. 37, 121
Μύλιττα 1. 131, 199
Μύνδιος Σκύλαξ 5. 33
Μυοῦς 1. 142; 5. 36. *Μυήσιοι* 6. 8
Μυριανδικὸς κόλπος 4. 38
Μύρινα 1. 149
Μυριναῖοι 6. 140
Μύρκινος 5. 11, 23, 24, 124, 126
Μύρμηξ 7. 183
Μυρσίλος 1. 7

Μύρcoc ὁ Γύγεω 3. 122; 5. 121
Μύρcoc ὁ Κανδαύλεω πατήρ 1. 7
Μύρων 6. 126
Μῦc 8. 133–5
Μυcοί 1. 28, 36, 37, 171; 3. 90; 6. 28; 7. 20, 74, 75; 9. 32. *Μυcίη (γῆ)* 1. 160; 7. 42; 8. 106. *ὁ Μυcόc* 1. 171
Μυτιλήνη 1. 160; 2. 135; 5. 2, 37, 95; 6. 5. *Μυτιληναῖοι* 1. 160; 2. 178; 3. 14; 4. 97; 5. 38, 94, 95; 6. 6
Μώμεμφιc 2. 163, 169
Μῶφι 2. 28

Ναθῶc νομόc 2. 165
Νάξοc 1. 64; 5. 28, 30, 31, 33, 34, 36, 37. *Νάξιοι* 5. 30, 33, 34; 6. 95, 96; 8. 46. *οἱ ἐν Cικελίῃ* 7. 154
Νάπαριc 4. 48
Ναcαμῶνεc 2. 32, 33; 4. 172, 173, 175, 182, 190
Ναύκρατιc 2. 97, 135, 178, 179
Ναυπλίη 6. 76
Ναύcτροφοc 3. 60
Νέη Πόλιc Αἰγύπτου 2. 91
Νέη Πόλιc Παλλήνηc 7. 123
Νείλεωc 9. 97
Νεῖλοc 2. 10, 11, 13, 15–20, 22, 24–6, 28, 29, 31–4, 72, 90, 93, 97, 99, 113, 124, 127, 138, 149, 150, 154, 155, 158, 179; 3. 10; 4. 39, 42, 45, 50, 53
Νεκῶc ὁ Ψαμμητίχου 2. 158, 159; 4. 42
Νεκῶc ὁ Ψαμμητίχου πατήρ 2. 152
Νεοκλέηc 7. 143, 173; 8. 110
Νέον Τεῖχοc 1. 149
Νέcτοc 7. 109, 126
Νέcτωρ 5. 65
Νευροί 4. 17, 100, 102, 105, 119, 125. *Νευρὶc (χώρη)* 4. 51, 125
Νέων 8. 32, 33
Νηλεῖδαι 5. 65
Νηρηΐδεc 2. 50; 7. 191
Νηcαῖοι ἵπποι 3. 106; 7. 40; 9. 20
Νήcαιον πεδίον 7. 40
Νικάνδρη 2. 55
Νίκανδροc 8. 131
Νίκη 8. 77
Νικόδρομοc 6. 88–91
Νικόλεωc ὁ Βούλιοc 7. 137
Νικόλεωc ὁ Βούλιοc πατήρ 7. 134
Νίνοc βαcιλεύc 1. 7; 2. 150
Νίνοc πόλιc 1. 102, 103, 106, 178, 185, 193; 2. 150
Νινίων πύλαι 3. 155
Νίcαια 1. 59
Νιcύριοι 7. 99
Νίτητιc 3. 1, 3
Νίτωκριc Αἰγυπτίη 2. 100
Νίτωκριc Βαβυλωνίη 1. 185; 2. 100
Νιψαῖοι 4. 93
Νόηc 4. 49
Νόθων 6. 100
νοτίη θάλαccα 3. 17; 4. 13
Νότιον 1. 149
Νούδιον 4. 148
Νυμφόδωροc 7. 137
Νῦcα ἡ ἐν τῇ Αἰθιοπίῃ 2. 146
Νύcη ἡ ἱρή 3. 97
Νώνακριc 6. 74

Ξάνθηc 2. 135
Ξάνθιπποc 6. 131, 136; 7. 33; 8. 131; 9. 114, 120
Ξάνθοc 1. 176. *Ξάνθιοι* 1. 176
Ξάνθιον πεδίον 1. 176
Ξειναγόρηc 9. 107
Ξέρξηc 1. 183; 4. 43; 6. 98; 7. 2.
Ξοῦθοc 7. 94; 8. 44

Ὀαξόc 4. 154
Ὀάριζοc 7. 71
Ὄαροc 4. 123, 124
Ὄαcιc 3. 26
Ὀδόμαντοι 5. 16, 7. 112
Ὀδρύcαι 4. 92
Ὀδύccεια 2. 116; 4. 29
Ὀζόλαι v. *Λοκροί*
Ὀθρυάδηc 1. 82
Ὄθρυc 7. 129
Οἰβάρηc Δαρείου ἱπποκόμοc 3. 85, 87, 88

Οἰβάρης ὁ Μεγαβάζου 6. 33
Οἰδίπους 5. 60. *Οἰδιπόδης* 4. 149
Οἴη 5. 83
Οἰνόη 5. 74
Οἰνοῦςςαι νῆςοι 1. 165
Οἰνώνη 8. 46
Οἰνωτρίη 1. 167
Οἰόβαζος Πέρςης 4. 84
Οἰόβαζος Πέρςης 9. 115, 119
Οἰόβαζος ὁ Cιρομίτρεω πατήρ 7. 68
Οἰόλυκος 4. 149
Οἰταίων ὄρεα 7. 217
Οἴτη 7. 176
Ὀκταμαςάδης 4. 80
Ὀλβιοπολῖται 4. 18
Ὀλίατος 5. 37
Ὄλορος 6. 39, 41
Ὀλόφυξος 7. 22
Ὀλύμπια 1. 59; 6. 36, 126; 8. 26, 72. *Ὀλυμπιάς* 6. 70, 103, 125; 7. 206; 9. 33. *Ὀλυμπιονίκης* 5. 47, 71
Ὀλυμπίη 2. 160; 5. 22; 6. 122, 127; 7. 170; 8. 134; 9. 81
Ὀλυμπιόδωρος 9. 21
Ὄλυμπος ὄρος Θεςςαλίης 1. 56; 7. 128, 129, 173. *Ὀλυμπικὴ ἐςβολή* 7. 172
Ὄλυμπος Μύςιος 1. 36, 43; 7. 74. *Ὀλυμπιηνοί* 7. 74
Ὄλυνθος 7. 122; 8. 127. *Ὀλύνθιοι* 8. 127
Ὀμβρικοί 1. 94; 4. 49
Ὅμηρος 2. 23, 53, 116, 117; 4. 29, 32; 7. 161. *Ὁμήρεια ἔπεα* 5. 67
Ὀνεᾶται 5. 68
Ὀνήςιλος 5. 104, 105, 108, 110–15
Ὀνήτης 7. 214
Ὀνομάκριτος 7. 6
Ὀνόμαςτος 6. 127
Ὀνουφίτης νομός 2. 166
Ὀνόχωνος 7. 129, 196
Ὅπλης 5. 66
Ὀποίη 4. 78
Ὀπούντιοι v. *Λοκροί*
Ὄρβηλος 5. 16
Ὀργεύς 7. 118
Ὀρδηςςός 4. 48
Ὀρέςθειον 9. 11
Ὀρέςτης 1. 67, 68
Ὀρθοκορυβάντιοι 3. 92
Ὄρικος 4. 78
Ὅρκος 6. 86 γ
Ὀρνεῆται 8. 73
Ὀροίτης 3. 120–9, 140
Ὀροτάλτ 3. 8
Ὀρςίφαντος 7. 227
Ὀρφικά 2. 81
Ὀρχομενὸς τῆς Ἀρκαδίης 7. 202. *Ὀρχομένιοι Ἀρκάδες* 9. 28, 31
Ὀρχομενὸς τῆς Βοιωτίης 9. 16. *Ὀρχομένιοι Βοιωτοί* 1. 146; 8. 34; 9. 16
Ὄςιρις 2. 42, 144, 156
Ὄςςα 1. 56; 7. 128, 129, 173
Ὀτάνης ὁ Ἀμήςτριος πατήρ 7. 40, 61, 62, 82
Ὀτάνης ὁ Cιςάμνεω 5. 25, 26, 116, 123
Ὀτάνης ὁ Φαρνάςπεω 3. 68–72, 80, 81, 83, 88. 141, 144, 147, 149; 6. 43
Ὀτάςπης 7. 63
Οὐρανίη v. *Ἀφροδίτη*
Οὔτιοι 3. 93; 7. 68
Ὀφρύνειον 7. 43

Παγαςαί 7. 193
Πάγγαιον ὄρος 5. 16; 7. 112, 113, 115
Παδαῖοι 3. 99
Παιανιεὺς δῆμος τῆς Ἀττικῆς 1. 60
Παῖον 6. 127
Παίονες 4. 49; 5. 1, 2, 12–15, 17, 23, 98; 7. 113, 185; 8. 115; 9. 32. *Παιονίδες γυναῖκες* 4. 33. *Παιονίη* 5. 13, 14, 98; 8. 115. *Παιονική* 7. 124
Παιονίη τῆς Ἀττικῆς 5. 62
Παιόπλαι 5. 15; 7. 113
Παιςός 5. 117
Παῖτοι 7. 110
Παιώνιος 8. 105, 106

Πάκτυες 7. 67, 68, *Πακτυϊκή* (*γῆ*) 3. 93, 102; 4. 44; *σκευή* 7. 85
Πακτύη 6. 36
Πακτύης 1. 153–61
Πακτωλός 5. 101
Παλαιστίνη, *Παλαιστῖνοι* v. *Σύριοι*
Παλέες 9. 28, 31
Παλλάδια 4. 189
Παλλάς v. *Ἀθηναίη*
Παλληνεὺς Ἀμεινίης 8. 84, 93
Παλλήνη 7. 123; 8. 126, 129; 9. 28. *Παλληναῖοι* 8. 128
Παλληνίς v. *Ἀθηναίη*
Πάμισος 7. 129
Πάμμων 7. 183
Πάμφυλοι 1. 28; 3. 90; 7. 91; 8. 68 *γ*
Πάμφυλοι φυλὴ Δωριέων 5. 68
Πάν 2. 46, 145, 146; 6. 105, 106. v. *Μένδης*
Παναθήναια 5. 56
Παναίτιος 8. 82
Πανδίων 1. 173; 7. 92
Πανθιαλαῖοι 1. 125
Πανίτης 6. 52
Πανιώνια 1. 148
Πανιώνιον 1. 141–3, 148, 170; 6. 7
Πανοπέες 8. 34, 35
Πάνορμος 1. 157
Παντάγνωτος 3. 39
Πανταλέων 1. 92
Παντάρης 7. 154
Παντικάπης 4. 18, 19, 47, 54
Παντίμαθοι 3. 92
Παντίτης 7. 232
Παπαῖος 4. 59
Πάπρημις 2. 59, 63; 3. 12. *Παπρημίτης νομός* 2. 71, 165
Παραιβάτης 5. 46
Παραλάται 4. 6
Παραποτάμιοι 8. 33, 34
Παρητακηνοί 1. 101
Παρθένιον ὄρος 6. 105
Παρθένιος 2. 104
Παρθένος (*Ἄρτεμις Ὀρθωσίη*) 4. 103
Πάρθοι 3. 93, 117; 7. 66
Παρικάνιοι 3. 92, 94; 7. 68, 86
Πάριον 5. 117. *Παριηνός* 4. 138
Πάρμυς 3. 88; 7. 78
Παρνησσός 8. 27, 32, 35–7, 39; 9. 31
Πάρος 5. 31; 6. 133–6. *Πάριοι* 5. 28–30; 6. 133–6; 8. 67, 112. *Πάριος λίθος* 3. 57; 5. 62
Παρωρεᾶται 4. 148. *Παρωρεῆται* 8. 73
Πασαργάδαι 1. 125; 4. 167
Πασικλέης 9. 97
Παταϊκοι Φοινικήιοι 3. 37
Πάταικος 7. 154
Πάταρα τῆς Λυκίης 1. 182
Πατάρβημις 2. 162
Πατιζείθης 3. 61, 63
Πατιράμφης 7. 40
Πάτουμος 2. 158
Πατρέες 1. 145
Παυσανίης 4. 81; 5. 32; 8. 3; 9. 10, 12, 13, 21, 28, 45–7, 50, 53–7, 60–2, 64, 69, 72, 76, 78, 80–2, 87, 88, 101
Παυσίκαι 3. 92
Παύσιρις 3. 15
Παφλαγόνες 1. 6, 28, 72; 3. 90; 7. 72
Πάφος 7. 195
Πεδιέες 8. 33
Πειθαγόρης 5. 46
Πειραιεύς 8. 85
Πειρήνη 5. 92 *β*
Πεῖρος 1. 145
Πεισιστρατίδαι 5. 62–3, 65, 70, 76, 90, {91}, 93; 6. 39, 94, 123; 7. 6; 8. 52
Πεισίστρατος ὁ Ἱπποκράτεος 1. 59–64; 5. 55, 65, 71, 91, 94; 6. 35, 102, 103, 107, 121; 7. 6
Πεισίστρατος ὁ Νέστορος 5. 65
Πελαργικὸν τεῖχος 5. 64
Πελασγοί 1. 57, 58; 2. 50–2; 4. 145; 5. 26; 6. 136–40; 8. 44. *Αἰγαλέες* 7. 94. *Ἀρκάδες* 1. 146. *Πελασγίδες γυναῖκες* 6. 138. *Πελασγιώτιδες* 2. 171. *Πελασγίη* 2. 56. *Πελασγικὸν ἔθνος* 1. 56–8; 7. 95. *Πελασγικὰ πολίσματα* 1. 57
Πέλλα 7. 123

Πελλήνη 1. 145
Πελοπόννηϲοϲ 1. 56, 61, 68, 145; 2. 171; 3. 56, 59, 148; 4. 179; 5. 42, 74; 6. 86 α, 127; 7. 93, 94, 147, 163, 168, 202, 207, 228; 8. 31, 40, 43, 49, 50, 57, 60, 65, 68, 70, 71, 73, 74, 79, 100, 101, 141; 9. 6, 9, 26, 27, 39, 50. *Πελοποννήϲιοι* 2. 171; 4. 77, 161; 5. 74, 76; 6. 79, 127; 7. 137, 139, 207, 235; 8. 40, 44, 71, 72, 75, 79; 9. 8, 19, 26, 73, 106, 114
Πέλοψ 7. 8 *γ*, 11. *Πελοπίδηϲ* 7. 159
Πενθύλοϲ 7. 195
Πέργαμον Πριάμου 7. 43
Πέργαμοϲ τεῖχοϲ Πιέρων 7. 112
Περδίκκηϲ 5. 22; 8. 137, 139
Περίαλλα 6. 66
Περίανδροϲ 1. 20, 23, 24; 3. 48–53; 5. 92 *ζ*, 95
Περικλέηϲ 6. 131
Περίλεωϲ 9. 103
Πέρινθοϲ 4. 90; 5. 2; 6. 33. *Περίνθιοι* 5. 1; 7. 25
Πέρκαλοϲ 6. 65
Περκώτη 5. 117
Περραιβοί 7. 128, 131, 132, 173, 185
Πέρϲαι 1. 1 et passim *Περϲική* 1. 126; 4. 39. *Περϲικὸν ἔθνοϲ* 7. 85. *Περϲίδεϲ γυναῖκεϲ* 3. 3. *Περϲὶϲ γλῶϲϲα* 6. 29; *χώρη* (*γῆ*) 3. 97; 7. 8 *γ*, 29, 53
Περϲεῖδαι 1. 125. *Περϲεΐδαι* 7. 220
Περϲέοϲ ϲκοπιή 2. 15
Περϲεύϲ 2. 91; 6. 53, 54; 7. 61, 150
Πέρϲηϲ 7. 61, 150
Περφερέεϲ 4. 33
Πέτρη 5. 92 *β*, *γ*
Πήδαϲα 8. 104. *Πηδαϲέεϲ* 1. 175, 176; 6. 20; 8. 104, 105
Πηλεύϲ 7. 191
Πήλιον ὄροϲ 4. 179; 7. 129, 188; 8. 8, 12
Πηλούϲιον 2. 15, 141. *Πηλουϲιακὰ Ταριχήια* 2. 15. *Πηλούϲιον ϲτόμα Νείλου* 2. 17, 154; 3. 10
Πηνειόϲ 7. 20, 128–30, 173, 182
Πηνελόπη ἡ Πανὸϲ μήτηρ 2. 145, 146
Πίγρηϲ Παίων 5. 12
Πίγρηϲ ὁ Ὑϲϲελδώμου 7. 98
Πίδαϲοϲ 5. 121
Πίερεϲ 7. 112, 185
Πιερίη 7. 131, 177. *Πιερικὴ πίϲϲη* 4. 195
Πίλωροϲ 7. 122
Πίνδαροϲ 3. 38
Πίνδοϲ ὄροϲ 7. 129
Πίνδοϲ πόλιϲ 1. 56; 8. 43
Πιξώδαροϲ 5. 118
Πῖϲα 2. 7
Πίϲτυροϲ 7. 109
Πιτάνη Αἰολίϲ 1. 149
Πιτάνη δῆμοϲ Cπάρτηϲ 3. 55. *Πιτανῆται* 9. 53, 71. *Πιτανήτηϲ λόχοϲ* 9. 53
Πιττακόϲ 1. 27
Πλακίη 1. 57. *Πλακιηνοί* 1. 57
Πλάταια 8. 50. *Πλαταιαί* 7. 231; 9. 16, 25, 30, 31, 35, 39, 41, 65, 72, 76, 78, 81, 85, 86, 89, 90, 100, 101. *Πλαταιέεϲ* 6. 108, 111, 113; 7. 132, 233; 8. 1, 44, 50, 66; 9. 7, 28, 31, 51, 52, 61, 83. *Πλαταιὶϲ γῆ* 9. 15, 25, 36, 101. *Πλαταιικὸϲ χῶροϲ* 9. 25. *τὰ Πλαταιικά* 8. 126; 9. 38
Πλατέα νῆϲοϲ 4. 151–3, 156, 169
Πλείϲταρχοϲ 9. 10
Πλείϲτωροϲ 9. 119
Πλινθινήτηϲ κόλποϲ 2. 6
Πλυνὸϲ λιμήν 4. 168
Ποικίληϲ 4. 147
Πολιάδηϲ 9. 53
Πολίχνη 6. 26. *Πολιχνῖται* 7. 170
Πολύαϲ 8. 21
Πόλυβοϲ 5. 67
Πολύδαμνα 2. 116
Πολυδέκτηϲ 8. 131
Πολύδωροϲ ὁ Ἀλκαμένεοϲ 7. 204
Πολύδωροϲ ὁ Κάδμου 5. 59
Πολυκράτηϲ 2. 182; 3. 39–46, 54, 56, 57, 120–6, 128, 131, 132, 139, 140, 142

Πολύκριτος ὁ Κριοῦ 8. 92, 93
Πολύκριτος ὁ Κριοῦ πατήρ 6. 50, 73
Πολύμνηςτος 4. 150, 155
Πολυνείκης 4. 147; 6. 52; 9. 27
Ποντικὰ ἐμπόρια 4. 24
Ποντικὸν δένδρεον 4. 23
Πόντος v. *Εὔξεινος Πόντος*
Πόρατα 4. 48
Πορθμήια Κιμμέρια 4. 12, 45
Ποςειδέων 2. 43, 50; 4. 59, 180, 188; 7. 129; 8. 55, 123, 129; 9. 81. *Ἑλικώνιος* 1. 148. *ςωτήρ* 7. 192. v. *Θαγιμαςάδας*
Ποςειδωνιήτης 1. 167
Ποςειδώνιος 9. 71, 85
Ποςιδήιον τῆς Θρηίκης 7. 115
Ποςιδήιον τῆς Κιλικίης 3. 91
Ποτείδαια 7. 123; 8. 127, 128. *Ποτειδαιῆται* 8. 126, 128, 129; 9. 28, 31
Πότνιαι 9. 97
Πραίςιοι 7. 170, 171
Πραςιὰς λίμνη 5. 15–17
Πρηξάςπης ὁ Ἀςπαθίνεω 7. 97
Πρηξάςπης Πέρςης 3. 30, 34, 35, 62, 63, 65, 67, 74–6, 78
Πρηξίλεως 9. 107
Πρηξῖνος 7. 180
Πρίαμος 1. 3, 4; 2. 120; 7. 43
Πριήνη 1. 142. *Πριηνέες* 1. 15, 161; 6. 8
Πρινητάδης 5. 41
Προκλέης ὁ Ἀριςτοδήμου 4. 147; 6. 52; 8. 131
Προκλέης Ἐπιδαύρου τύραννος 3. 50–2
Προκόννηςος 4. 14, 15; 6. 33
Προμένεια 2. 55
Προμηθεύς 4. 45
Προνηίη v. *Ἀθηναίη*
Προποντίς 4. 85; 5. 122
Προςωπῖτις 2. 41, 165
Προτοθύης 1. 103
Πρύτανις 8. 131
Πρωτεςίλεως 7. 33; 9. 116, 120
Πρωτεύς 2. 112, 114–16, 118, 121
Πτερίη 1. 76, 79. *Πτέριοι* 1. 76
Πτῷον 8. 135
Πτῷος v. *Ἀπόλλων*
Πυθαγόρεια 2. 81
Πυθαγόρης Μιλήςιος 5. 126
Πυθαγόρης ὁ Μνηςάρχου 4. 95, 96
Πυθέης Ἀβδηρίτης 7. 137
Πυθέης ὁ Ἰςχενόου 7. 181; 8. 92
Πυθέης ὁ Λάμπωνος πατήρ 9. 78
Πύθερμος 1. 152
Πύθια 6. 122. *Πυθιονίκης* 8. 47
ἡ Πυθίη 1. 13, 19, 47, 55, 65–7, 85, 91, 167, 174; 3. 57, 58; 4. 15, 150, 151, 155–7, 159, 161, 163, 164; 5. 43, 63, 66, 67, 79, 82, 90, 92 *β*; 6. 34, 36, 52, 66, 75, 77, 86 *γ*, 123, 135, 139; 7. 140, 142, 148, 169, 171, 220; 8. 51; 9. 33
Πύθιοι 6. 57
Πύθιος 7. 27, 28, 38, 39
Πυθογένης 6. 23
Πυθὼ πόλις 1. 54
Πυλαγόροι 7. 213, 214
Πύλαι 7. 201. *Πυλαίη* 7. 213
Πύλιοι 5. 65. *Καύκωνες* 1. 147
Πύλος τῆς Ἤλιδος 9. 34
Πύλος τῆς Λακωνικῆς 7. 168
Πύργος 4. 148
Πυρετός 4. 48
Πυρήνη 2. 33
Πώγων λιμήν 8. 42

Ῥαμψίνιτος 2. 121, 121 *ζ*, 122, 124
Ῥήγιον 1. 166, 167; 6. 23; 7. 165, 170. *Ῥηγῖνοι* 7. 170, 171
Ῥηναίη 6. 97
Ῥοδόπη 4. 49; 8. 116
Ῥόδος 1. 174; 2. 178; 7. 153
Ῥοδῶπις 2. 134, 135
Ῥοῖκος 3. 60
Ῥοίτειον 7. 43
Ῥύπες 1. 145

Cαβακῶς 2. 137, 139, 152
Cάβυλλος 7. 154

Cαγάρτιοι 1. 125; 3. 93; 7. 85
Cαδυάττης ὁ Ἄρδυος 1. 16, 18, 73
Cάϊς 2. 28, 59, 62, 130, 163, 169, 170, 175, 176; 3. 16. *Cαΐται* 2. 169. *Cαΐτης νομός* 2. 152, 165, (169), 172. *Cαϊτικὸν cτόμα Νείλου* 2. 17
Cάκαι 1. 153; 3. 93; 6. 113; 7. 9, 64, 184; 8. 113; 9. 31, 71, 113. *Ἀμύργιοι* 7. 64
Cαλαμὶς τῆς Κύπρου 4. 162; 5. 104, 108, 115. *Cαλαμίνιοι* 5. 104, 110, 113, 115; 8. 11. *Cαλαμινίων πεδίον* 5. 110
Cαλαμὶς νῆcος 7. 90, 141–3, 166, 168; 8. 11, 40–2, 44, 46, 49, 51, 56, 57, 60, 64, 65, 70, 74, 76, 78, 82, 85, 86, 89, 90, 95–7, 121, 122, 124, 126, 130; 9. 3–6, 19. *Cαλαμινίη* (*χώρη*) 8. 94, 95
Cάλη 7. 59
Cάλμοξις 4. 94–6
Cαλμυδηccός 4. 93
Cάμιος ὁ Ἀρχίεω 3. 55
Cαμοθρηίκη 2. 51; 6. 47. *Cαμοθρήικες* 2. 51; 8. 90. *Cαμοθρηίκια τείχεα* 7. 108
Cάμος 1. 70, 142, 148; 2. 148, 182; 3. 39, 40, 43–5, 47–9, 54–6, 59, 120–2, 131, 139, 140, 142–4, 146, 148–50; 4. 43, 95, 162, 164; 5. 27; 6. 13, 14, 25, 95; 8. 85, 130, 132; 9. 90, 96, 106. *Cάμιοι* 1. 70, 142; 2. 178; 3. 26, 44–9, 54, 55, 57–60, 125, 142, 146, 147; 4. 88, 152; 5. 99, 112; 6. 8, 13, 14, 22–5; 7. 164; 8. 85, 9. 91, 92, 99, 103, 106. *Cαμίη* 1. 70; 9. 96. *Cάμιος πῆχυς* 2. 168
Cαναχάριβος 2. 141
Cάνδανις 1. 71
Cανδώκης 7. 194, 196
Cάνη 7. 22, 23, 123
Cαπαῖοι 7. 110
Cαπφώ 2. 135
Cαράγγαι 3. 93, 117; 7. 67
Cάρδιες 1. 7, 15, 19, 22, 27, 29, 30, 35, 43, 47, 48, 69, 70, 77–9, 81, 84, 86, 91, 141, 152–8; 2. 106; 3. 5, 48, 49, 120, 126, 128, 129; 4. 45; 5. 11–13, 23–5, 31, 52–4, 73, 96, 99–103, 105, 106, 108, 116, 122, 123; 6. 1, 4, 5, 30, 42, 101, 125; 7. 1, 8 *β*, 11, 26, 31, 32, 37, 41, 43. 57, 88, 145, 146; 8. 105, 106, 117; 9. 3, 107, 08. *Cαρδιηνὸν ἄcτυ* 1. 80
Cαρδὼ νῆcος 1. 170; 5. 106, 124; 6. 2. *Cαρδόνιοι* 7. 165. *Cαρδόνιον πέλαγος* 1. 166. *Cαρδονικὸν λίνον* 2. 105
Cαρπηδονὶη ἄκρη 7. 58
Cαρπηδών 1. 173
Cάρτη 7. 122
Cάcπειρες 1. 104, 110; 3. 94; 4. 37, 40; 7. 79
Cατάcπης 4. 43
Cάτραι 7. 110–12
Cατταγύδαι 3. 91
Cαύλιος 4. 76
Cαυρομάται 4. 21, 57, 102, 110, 116, 117, 119, 120, 122, 128, 136. *Cαυρομάτις χώρη* 4. 123
Cεβεννύτης νομός 2. 166. *Cεβεννυτικὸν cτόμα Νείλου* 2. 17, 155
Cεθῶς 2. 141
Cελήνη 2. 47
Cελινοῦς 5. 46. *Cελινούcιοι* 5. 46
Cεμέλη 2. 145, 146
Cεμίραμις 1. 184; 3. 155
Cερβωνὶς λίμνη 2. 6; 3. 5
Cερίφιοι 8. 46, 48
Cερμύλη 7. 122
Cέρρειον ἄκρη 7. 59
Cέcωcτρις 2. 102–4, 106–8, 110, 111, 137
Cηλυμβρίη 6. 33
Cήπεια 6. 77
Cηπιάς ἀκτή 7. 183, 186, 188, 190, 191, 195; 8. 66
Cηcτός 4. 143; 7. 33, 78; 9. 114–16, 119
Cίγγος 7. 122

Cίγειον τὸ Τρωικόν 4. 38; 5. 65, 91, 94, 95
Cιγύνναι 5. 9
Cιδών 2. 116, 161; I2. 136. *Cιδώνιοι* 7. 44, 96, 99; 8. 67, 68. *Cιδόνιαι γυναῖκες* 2. 116
Cιθωνίη 7. 123
Cικανίη 7. 170
Cικελοί 6. 22, 23; 7. 155. *Cικελίη* 1. 24; 5. 43, 46; 6. 17, 22–4; 7. 145, 153, 156. 157, 163–8, 170, 205; 8. 3
Cίκιννος 8. 75, 110
Cικυών 1. 145; 5. 67; 6. 126
Cικυώνιοι 5. 67, 68; 6. 92, 129; 8. 1, 43, 72; 9. 28, 31, 102, 103, 105
Cιληνός 8. 138. *Μαρςύης* 7. 26
Cιμωνίδης Κήιος 5. 102; 7. 228
Cίνδοι 4. 28. *Cινδική* 4. 86
Cίνδος 7. 123
Cινώπη 1. 76; 2. 34; 4. 12
Cιούφ 2. 172
Cιριοπαίονες 5. 15
Cῖρις ἡ ἐν Ἰταλίῃ 8. 62. *Cιρίτης* 6. 127
Cῖρις τῆς Παιονίης 8. 115
Cιρομίτρης 7. 68, 79
Cίρωμος ὁ Εὐέλθοντος 5. 104
Cίρωμος ὁ Ματτῆνος πατήρ 7. 98
Cιςάμνης ὁ Ὀτάνεω πατήρ 5. 25
Cιςάμνης ὁ Ὑδάρνεος 7. 66
Cιςιμάκης 5. 121
Cιτάλκης 4. 80; 7. 137
Cίφςος 3. 57, 58. *Cίφνιοι* 3. 57, 58; 8. 46, 48
Cκαῖος 5. 60
Cκάμανδρος 5. 65; 7. 43
Cκαμανδώνυμος 2. 135
Cκαπτὴ Ὕλη 6. 46
Cκειρωνὶς ὁδός 8. 71
Cκίαθος 7. 176, 179, 183; 8. 7, 92
Cκίδρος 6. 21
Cκίος ποταμός 4. 49
Cκιράς v. *Ἀθηναίη*
Cκίτων 3. 130
Cκιώνη 7. 123. *Cκιωναῖοι* 8. 128
Cκολοπόεις 9. 97
Cκόλοτοι 4. 6
Cκοπάδαι 6. 127
Cκύθαι 1. 15, 73, 74, 103–6, 130, 216; 2. 103, 110, 167; 3. 134; 4. 1–13, 17–20, 22–4, 27, 28, 31–3, 48, 51–9, 66–8, 70–3, 75–81, 83, 91, 97, 101, 102, 105, 113, 118–22, 124–37, 139, 140, 142; 5. 24, 27; 6. 40, 41, 84; 7. 10 α, γ, 20, 52, 59, 64. *Ἕλληνες* 4. 17. *Cκυθίη* 4. 17, 99. *Cκυθική (χώρη)* 1. 105; 2. 22; 4. 5, 8, 12, 21, 28, 48, 49, 51, 52, 58, 61, 76, 99–101, 105, 124, 125, 129. *Cκυθικὸν γένος* 4. 46; *ἔθνος* 4. 46
Cκύθης ὁ Ἡρακλέος 4. 10
Cκύθης ὁ Καδμου πατήρ 6. 23, 24; 7. 163
Cκυλάκη 1. 57
Cκύλαξ Καρυανδεύς 4. 44
Cκύλαξ Μύνδιος 5. 33
Cκύλης 4. 76, 78–80
Cκυλλίης 8. 8
Cκύριος Πάμμων 7. 183
Cκυρμιάδαι 4. 93
Cκῶλος 9. 15
Cκώπαςις 4. 120, 128
Cμέρδις ὁ Κύρου 3. 30, 32, 61–9, 71, 74, 75, 88; 7. 78
Cμέρδις ὁ μάγος 3. 61, 62, 63, 65, 68, 69
Cμερδομένης 7. 82, 121
Cμίλα 7. 123
Cμινδυρίδης 6. 127
Cμύρνη 1. 14, 16, 94, 149, 150; 2. 106. *Cμυρναῖοι* 1. 143, 150
Cόγδοι 3. 93; 7. 66
Cολόεις ἄκρη 2. 32; 4. 43
Cόλοι 5. 115. *Cόλιοι* 5. 110, 113
Cόλυμοι 1. 173
Cόλων 1. 29–32, 34, 86; 2. 177; 5. 113
Cούνιον 6. 87, 90, 115, 116; 8. 121. *Cουνιακὸς γουνός* 4. 99
Cοῦςα 1. 188; 3. 30, 64, 65, 70, 91, 129, 132, 140; 4. 83–5; 5. 24, 25, 30, 32, 35, 49, 52, 54, 107; 6. 1, 20, 30,

119; 7. 3, 6, 53, 135, 136, 151, 152, 239; 8. 54, 99; 9. 108
Cπακώ 1. 110
Cπαργαπείθης Ἀγαθύρcων βαcιλεύc 4. 78
Cπαργαπείθης Cκυθέων βαcιλεύc 4. 76
Cπαργαπίcης 1. 211, 213
Cπάρτη 1. 65, 68–70, 82, 141, 152; 2. 113, 117; 3. 46, 148; 4. 147, 149; 5. 48, 50, 55, 65, 75, 76, 90, 92, 97; 6. 49, 51, 61, 63, 65, 67, 68, 70–2, 74, {75}, 81, 84–6, 105, 106, 120; 7. 3. *Cπαρτιῆται* 1. 65, 67, {82}, 83, 152; 3. 148; 4. 146; 5. 39, 40–2, 46, 50, 63, 75, 91; 6. 50–2, 56, 58, 59, 61, 63, 65, 66, 71, 74–7, 82, 84–6 *α*; 7. 104
Cπερθίης 7. 134, 137
Cπερχειόc 7. 198, 228
Cτάγιροc 7. 115
Cτεντορὶc λίμνη 7. 58
Cτενύκληροc 9. 64
Cτηcαγόρηc 6. 34, 38, 39, 103
Cτηcήνωρ 5. 113
Cτηcίλεωc 6. 114
Cτρατόπεδα 2. 154
Cτράττιc Χῖοc 4. 138; 8. 132
Cτρούχατεc 1. 101
Cτρύμη 7. 108, 109
Cτρυμονίηc ἄνεμοc 7. 118
Cτρυμόνιοι Βιθυνοί 7. 75
Cτρυμών 1. 64; 5. 1, 13, 23, 98; 7. 24, 25, 107, 113–15; 8. 115, 118, 120
Cτυγὸc ὕδωρ 6. 74
Cτυμφαλὶc λίμνη 6. 76
Cτυρέεc 6. 107; 8. 1, 46; 9. 28, 31
Cύαγροc 7. 153, 159, 160
Cύβαριc 5. 44; 6. 21, 127. *Cυβαρῖται* 5. 44, 45; 6. 21, 127
Cυέννεcιc 1. 74; 5. 118; 7. 98
Cυήνη 2. 28
Cυλέοc πεδίον 7. 115
Cυλοcῶν 3. 39, 139–41, 144, 146, 147, 149; 6. 13, 25
Cύμη 1. 174
Cυρήκουcαι 7. 154–7. *Cυρηκόcιοι* 3. 125; 7. 154, 155, 159, 161, {167}
Cύριοι 1. 6, 72, 76; 2. 12, 30, 104, 159; 3. 5, 90, 91; 5. 49; 7. 63, 72. *Ἀccύριοι* 7. 63. *Παλαιcτῖνοι* 3. 5 (7. 89). *Cυρίη* 1. 105; 2. 11, 12, 20, 106, 116, 152, 157–9; 3. 6, 62, 64. *Παλαιcτίνη* 1. 105; 2. 106; 3. 91; 4. 39; 7. 89. *Cυριηγενὲc ἅρμα* 7. 140
Cύρτιc 2. 32, 150; 4. 169, 173
Cφενδαλέεc 9. 15
Cωκλέηc 5. 92, 93
Cωcιμένηc 8. 82
Cώcτρατοc 4. 152
Cωφάνηc 6. 92; 9. 73–5

Τάβαλοc 1. 153, 154, 161
Ταβιτί 4. 59
Ταίναρον 1. 23, 24; 7. 168
Ταλαόc 5. 67
Ταλθύβιοc 7. 134, 137. *Ταλθυβιάδαι* 7. 134
Τάναγρα 9. 15, 35, 43. *Ταναγραῖοι* 5. 79. *Ταναγρικὴ μοῖρα* 5. 57
Τάναϊc 4. 20, 21, 45, 47, 57, 100, 115, 116, 122, 123
Τανίτηc νομόc 2. 166
Τάξακιc 4. 120
Τάραc 1. 24; 3. 136, 138; 4. 99. *Ταραντῖνοι* 3. 136, 138; 7. 170
Ταργίταοc 4. 5, 7
Ταριχεῖαι 2. 113
Ταρτηccόc 1. 163; 4. 152. *Ταρτήccιοι* 1. 163. *Ταρτήccιαι γαλαῖ* 4. 192
Ταυρική 4. 20, 99, 100. *Ταυρικὰ ὄρεα* 4. 3. *Ταυρικὸν ἔθνοc* 4. 99. *Ταῦροι* 4. 99, 100, 102, 103, 119
Ταύχειρα 4. 171
Τάφρη 4. 28
Ταχομψώ 2. 29
Τέαροc 4. 89--91
Τέαcπιc 4. 43; 7. 79; 9. 76

Τεγέη 1. 66–8; 6. 72, 105; 7. 170; 9. 35, 37. *Τεγεῆται* 1. 65–8; 7. 202; 9. 26, 28, 31, 35, 54, 56, 59, 60–2, 70, 71, 85. *Τεγεητικοὶ οὖροι* 8. 124
Τεθρώνιον 8. 33
Τειcαμενὸc ὁ Ἀντιόχου 9. 33–6
Τειcαμενὸc Θηβαῖοc 4. 147; 6. 52
Τείcανδροc ὁ Ἱπποκλείδεω πατήρ 6. 127–9
Τείcανδροc ὁ Ἰcαγόρεω πατήρ 5. 66
Τειcίηc 6. 133
Τεΐcπηc ὁ Ἀχαιμένεοc 7. 11
Τεΐcπηc ὁ Κύρου 7. 11
Τελαμών 8. 64
Τελέcαρχοc 3. 143
Τελλιάδαι 9. 37
Τελλίηc 8. 27
Τέλλοc 1. 30, 31
Τελμηccέεc 1. 78, 84
Τέμενοc 6. 101
Τέμπεα 7. 173
Τένεδοc 1. 151; 6. 31, 41. *Τενέδιοι* 1. 151
Τερμερεὺc Ἱcτιαῖοc 5. 37
Τερμίλαι 1. 173; 7. 92
Τετράμνηcτοc 7. 98
Τευθρανίη 2. 10
Τευκροί 2. 118; 5. 13, 122; 7. 20, 43, 75. *Τευκρὶc γῆ* 2. 118. *Τευκρὸc Ἀλέξανδροc* 2. 114
Τέωc 1. 142, 170; 2. 178. *Τήιοι* 1. 168; 6. 8
Τηλεβόαι 5. 59
Τηλεκλέηc 3. 41
Τήλεκλοc 7. 204
Τηλέμαχοc 2. 116
Τηλίνηc 7. 153, 154
Τῆλοc 7. 153
Τῆλυc 5. 44, 47
Τήμενοc 8. 137. *Τημενίδαι* 8. 138
Τῆμνοc 1. 149
Τῆνοc 4. 33; 6. 97. *Τήνιοι* 4. 33; 8. 66, 82, 83
Τήρηc 4. 80; 7. 137
Τήριλλοc 7. 165
Τηΰγετον 4. 145, 146, 148
Τιαραντόc 4. 48
Τιβαρηνοί 3. 94; 7. 78
Τίβιcιc 4. 49
Τιγράνηc 7. 62; {8. 26}; 9.96, 102
Τίγρηc 1. 189, 193; 2. 150; 5. 52; 6. 20
Τίθαιοc 7. 88
Τιθορέα 8. 32
Τιμαγόρηc 7. 98
Τίμανδροc 9. 69
Τιμαρέτη 2. 55
Τιμηγενίδηc 9. 38, 86, 87
Τιμηcίθεοc 5. 72
Τιμήcιοc Κλαζομένιοc 1. 168
Τιμόδημοc 8. 125
Τιμόξεινοc 8. 128
Τιμώ 6. 134, 135
Τίμων 7. 141
Τιμῶναξ 7. 98
Τίρυνc 6. 77, 83; 7. 137. *Τιρύνθιοι* 9. 28, 31. *Τιρυνθίη χώρη* 6. 76
Τιτακόc 9. 73
Τίτορμοc 6. 127
Τμῶλοc 1. 84, 93; 5. 100, 101
Τόμυριc 1. 205–8, 211, 213, 214
Τορώνη 7. 22, 122. *Τορωναίη ἄκρη* 7. 122
Τραπεζοῦc 6. 127
Τράcπιεc 4. 6
Τραυcοί 5. 3, 4
Τραῦcοc 7. 109
Τρεῖc κεφαλαὶ Κιθαιρῶνοc 9. 39
Τρηχίc 7. 176, 203; 8. 21, 66. *πόλιc* 7. 199, 201. *Τρηχίνιοι* 7. 175, 217, 226. *Τρηχινίη* (*γῆ*) 7. 199, 201; 8. 31. *Τρηχίνιαι πέτραι* 7. 198
Τριβαλλικὸν πεδίον 4. 49
Τριόπιον 1. 174; 4. 38; 7. 153. *τὸ Τριοπικὸν ἱρόν* 1. 144
Τριόπιοc v. *Ἀπόλλων*
Τριταιέεc 1. 145
Τριτανταίχμηc ὁ Ἀρταβάζου 1. 192
Τριτανταίχμηc ὁ Ἀρταβάνου 7. 82, 121; 8. 26
Τριτέεc 8. 33

Τριτογενής v. *Ἀθηναίη*
Τρίτων 4. 179, 188
Τρίτων ποταμός 4. 178, 180, 191
Τριτωνὶς λίμνη 4. 178–80, 186–8
Τροιζήν 8. 41, 42. *Τροιζήνιοι* 3. 59; 7. 99; 8. 1, 42, 43, 72; 9. 28, 31, 102, 105
Τροίη 4. 191; 5. 13; 7. 91, 171. *Τρῶες* 2. 120. *Τρῳὰς γῆ* 5. 26, 122. *τὰ Τρωικά* 2. 145; 7. 20, 171. *Τρωικοὶ πόνοι* 9. 27
Τροφώνιος 1. 46; 8. 134
Τρωγοδύται 4. 183
Τυδεύς 5. 67
Τύμνης Ἀριαπείθεος ἐπίτροπος 4. 76
Τύμνης ὁ Ἱστιαίου πατήρ 5. 37; 7. 98
Τυνδάρεως 2. 112
Τυνδαρίδαι 4. 145; 5. 75; 9. 73
Τύρης 4. 11, 47, 51, 52, 82. *Τυρῖται* 4. 51
Τυρόδιζα 7. 25
Τύρος 1. 2; 2. 44. *Τύριοι* 2. 112, 161; 8. 67
Τυρσηνοί 1. 57, 94, 166, 167; 6. 17. *Τυρσηνίη* 1. 94, 163; 6. 22
Τυρσηνός 1. 94
Τυφῶν 2. 144, 156. *Τυφῶς* 3. 5

Ὑακίνθια 9. 7, 11
Ὑάμπεια 8. 39
Ὑάμπολις 8. 28, 33
Ὑᾶται 5. 68
Ὕβλη 7. 155
Ὕβρις 8. 77
Ὑδάρνης Πέρσης 3. 70; 7. 66, 135
Ὑδάρνης ὁ Ὑδάρνεος 6. 133; 7. 83, 211, 215, 218; 8. 113, 118
Ὑδρέη 3. 59
Ὑελῆ 1. 167
Ὑλαίη (γῆ) 4. 9, 18, 19, 54, 55, 76
Ὑλλέες 5. 68
Ὕλλος ὁ Ἡρακλέος 6. 52; 7. 204; 8. 131; 9. 26
Ὕλλος ποταμός 1. 80
Ὑμαίης 5. 116, 122
Ὑμησσός 6. 137
Ὑπάκυρις 4. 47, 55, 56
Ὕπανις 4. 17, 18, 47, 52, 53, 81
Ὑπαχαιοί 7. 91
Ὑπεράνθης 7. 224
Ὑπερβόρεοι 4. 13, 32–6
Ὑπερόχη 4. 33, 35
Ὕργις 4. 57, 123
Ὑρίη 7. 170
Ὑρκάνιοι 3. 117; 7. 62
Ὑροιάδης 1. 84
Ὑσιαί 5. 74; 6. 108; 9. 15, 25
Ὑσσέλδωμος 7. 98
Ὑστάνης 7. 77
Ὑστάσπης ὁ Ἀρσάμεος 1. 183, 209, 210; 3. 70, 71, 88, 140; 4. 83, 91; 5. 30, 73; 6. 98; 7. 1, 10, 11, 224
Ὑστάσπης ὁ Δαρείου 7. 64
Ὑτεννέες 3. 90

Φάγρης τεῖχος Πιέρων 7. 112
Φαιδύμη 3. 68, 69
Φαίνιππος 6. 121
Φάληρον 5. 63, 81, 85; 6. 116; 8. 66, 67, 91–3, 107, 108; 9. 32. *Φαληρέες* 5. 63
Φαναγόρης 7. 214
Φάνης 3. 4, 11
Φαρανδάτης 7. 79; 9. 76
Φαρβαιθίτης νομός 2. 166
Φαρέες 1. 145
Φαρναζάθρης 7. 65
Φαρνάκης 7. 66; 8. 126; 9. 41, 66, 89
Φαρνάσπης 2. 1; 3. 2, 68
Φαρνούχης 7. 88
Φάσηλις 2. 178
Φᾶσις 1. 2, 104; 2. 103; 4. 37, 38, 45, 86; 6. 84
Φαΰλλος 8. 47
Φειδιππίδης v. *Φιλιππίδης*
Φείδων 6. 127
Φενεός 6. 74
Φερενδάτης 7. 67
Φερετίμη 4. 162, 165, 167, 200, 202, 205

Φερῶc **2.** 111
Φηγεύc **9.** 26
Φθίοc **2.** 98
Φθιῶται Ἀχαιοί **7.** 132. *Φθιῶτιc γῆ* **1.** 56
Φιγαλεὺc Κλέανδροc **6.** 83
Φίλαγροc **6.** 101
Φίλαιοc **6.** 35
Φιλάων **8.** 11
Φιλῆc **3.** 60
Φιλιππίδηc **6.** 105, 106
Φίλιπποc ὁ Ἀργαίου **8.** 139
Φίλιπποc ὁ Βουτακίδεω **5.** 47
Φίλιcτοc **9.** 97
Φίλιτιc **2.** 128
Φιλόκυπροc **5.** 113
Φιλοκύων **9.** 71, 85
Φλᾶ **4.** 178
Φλέγρη **7.** 123
Φλειοῦc **7.** 202. *Φλειάcιοι* **8.** 72; **9.** 28, 31, 69, 85
Φοῖβοc v. *Ἀπόλλων*
Φοιβήιον ἱρόν **6.** 61
Φοίνικεc **1.** 1, 5, 105, 143; **2.** 32, 44, 54, 56, 104, 116; **3.** 19, 37, 107, 111; **4.** 42, 44, 147, 197; **5.** 46, 57, 58, 108, {109}, 112; **6.** 3, 6, 14, 25, 28, 33, 41, 47, 104; **7.** 23, 25, 34, 44, 89, 96, 167; **8.** 85, 90, 91, 100, 119; **9.** 96. *Τύριοι* **2.** 112. *Φοινίκη* **1.** 2; **2.** 44, 49, 79, 116; **3.** 5, 6, 91, 136; **4.** 38, 39, 45; **6.** 3, 17; **7.** 90. *Φοινικήιοι Πατάϊκοι* **3.** 37. *Φοινικήια γράμματα* **5.** 58
Φοῖνιξ ποταμόc **7.** 176, 200
Φόρμοc **7.** 182
Φραόρτηc Μῆδοc **1.** 96
Φραόρτηc Μήδων βαcιλεύc **1.** 73, 102, 103
Φραταγούνη **7.** 224
Φρικωνίc **1.** 149
Φρίξαι **4.** 148
Φρίξοc **7.** 197
Φρονίμη **4.** 154, 155
Φρύγεc **1.** 28, 72; **2.** 2; **3.** 90; **5.** 49; **7.** 26, 30, 73; **9.** 32. *Φρυγίη* **1.** 14, 35; **5.** 52; **7.** 26, 30, 31; **8.** 136. *Φρύγιοc νομόc* **3.** 127
Φρύνιχοc **6.** 21
Φρύνων **9.** 15
Φύη **1.** 60
Φύλακοc ἥρωc **8.** 39
Φύλακοc ὁ Ἱcτιαίου **8.** 85
Φυλλίc **7.** 113
Φώκαια, Φωκαίη **1.** 80, 142, 152, 162, 164, 165, 167; **2.** 106, 178; **6.** 17
Φωκαιέεc **1.** 163–7; **6.** 8
Φωκέεc **1.** 46, 146; **6.** 34; **7.** 176, 203, 207, 212, 215, 217, 218; **8.** 27–33, 134; **9.** 17, 18, 31, 66, 89. *Φωκὶc (χώρη)* **8.** 31, 32, 35

Χαλδαῖοι **1.** 181, 183; {7. 63}
Χαλδαίων πύλαι **3.** 155
Χαλέcτρη **7.** 123
Χαλκίc **6.** 118; **7.** 183, 189; **8.** 44. *Χαλκιδέεc* **5.** 74, 77, 91, 99; **6.** 100; **8.** 1, 46; 9, 28, 31. *οἱ ἐν Θρηίκῃ* **8.** 127. *Χαλκιδικὸν γένοc* **7.** 185; **8.** 127
Χάλυβεc **1.** 28
Χαράδρα **8.** 33
Χάραξοc **2.** 135
Χαρίλεωc ὁ Εὐνόμου **8.** 131
Χαρίλεωc ὁ Μαιανδρίου **3.** 145, 146
Χάριτεc **2.** 50; **4.** 175
Χαρίτων λόφοc **4.** 175
Χαροπῖνοc **5.** 99
Χέμμιc νῆcοc **2.** 156
Χέμμιc πόλιc **2.** 91. *Χεμμῖται* **2.** 91. *Χεμμίτηc νομόc* **2.** 165
Χέοψ **2.** 124, 126, 127, 129
Χέραcμιc **7.** 78
Χέρcιc **5.** 104, 113; **7.** 98; **8.** 11
Χερcόνηcοc Βυβαccίη **1.** 174
Χερcόνηcοι ἡ ἐν Ἑλληcπόντῳ **4.** 143; **6.** 33, 34, 36, 37, 39–41, 103, 104, 140; **7.** 22, 33, 58; **8.** 130; **9.** 114, 116. *Χερcονηcῖται* **4.** 137; **6.** 38, 39; **9.** 118, 120
Χεφρήν **2.** 127

Χίλεος **9.** 9
Χίλων Σπαρτιήτης **1.** 59; **7.** 235
Χίλων ὁ Δημαρμένου **6.** 65
Χίος **1.** 142, 160, 164; **2.** 178; **5.** 33, 34, 98; **6.** 2, 5, 26, 31; **8.** 132. *Χῖοι* **1.** 18, 142, 160, 161, 165; 2. 135; **5.** 98; **6.** 2, 5, 8, 15, 16, 26, 27; **8.** 106; **9.** 106. *Χίη χώρη* **6.** 26
Χοάσπης **1.** 188; **5.** 49, 52
Χοιρέαι **6.** 101
Χοιρεᾶται **5.** 68
Χοῖρος **7.** 170
Χοράσμιοι **3.** 93, 117; **7.** 66
Χρόμιος **1.** 82
Χύτροι **7.** 176

Ψαμμήνιτος **3.** 10, 14, 15
Ψαμμήτιχος ὁ Ἰνάρω πατήρ **7.** 7
Ψαμμήτιχος ὁ Νεκῶ **1.** 105; **2.** 2, 28, 30, 151–4, 157, 158, 161
Ψάμμις **2.** 159–61
Ψύλλοι **4.** 173
Ψυττάλεια **8.** 76, 95

Ὠερόη **9.** 51
Ὠκεανός **2.** 21, 23; **4.** 8, 36
Ὤκυτος **8.** 5, 59
Ὤλενος **1.** 145
Ὠλήν **4.** 35
Ὦπις πόλις **1.** 189
Ὦθπις Ὑπερβορέη **4.** 35
Ὠρείθυια **7.** 189
Ὤρικος λιμήν **9.** 93
Ὠρομέδων **7.** 98
Ὧρος **2.** 144, 156
Ὠρωπός **6.** 101